POLYBII HISTORIAE

VOL. IV · LIBRI XX–XXXIX · FRAGMENTA

EDITIONEM A LVDOVICO DINDORFIO CVRATAM
RETRACTAVIT

THEODORVS BVETTNER-WOBST

EDITIO STEREOTYPA EDITIONIS
PRIORIS (MCMIV)



STVTGARDIAE IN AEDIBVS B. G. TEVBNERI MCMXCV

Die Deutsche Bibliothek – CIP-Einheitsaufnahme

Polybius:
[Historiae]
Polybii Historiae / ed. a Ludovico Dindorfio cur. retractavit
Theodorus Buettner-Wobst. – Ed. stereotypa. – Stutgardiae :
Teubner.
(Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana)
NE: Buettner-Wobst, Theodor [Hrsg.]

Ed. stereotypa
Vol. 4. Libri XX–XXXIX [u. a.]. – Ed. stereotypa ed. 1. (1904).
– 1995
ISBN 3-519-01718-0

Printed in Germany
Druck und Bindung: Druckhaus Beltz, Hemsbach/Bergstraße

PRAEFATIO.

CAPUT I.
DE EXCERPTIS ΠΕΡΙ ΠΡΕΣΒΕΩΝ.

1. Excerptorum Constantini VII. Porphyrogenneti (912—959) iussu confectorum[1]) pars, quae est περὶ πρέσβεων, duo in capita est divisa, quorum uno eae legationes continentur, quas ad alios populos proficisci Romani iusserunt (περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς), altero eae, quas ceterae gentes ad Romanos miserunt (περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους). Omnes vero hae eclogae uno codice servatae antiquissimo Scorialensi anno 1671 combusto ad haec tempora non venissent, nisi Darmarii eiusque sociorum diligentia aut ex ipso libro archetypo aut ex codicibus de illo ab iisdem descriptis multi libri essent transscripti. Quae cum ita sint, nunc exstant tales codices, quibus aut omnia excerpta aut pars eorum inest, hi:

A. *Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς*

1. cod. *Vaticanus Palatinus 413.*
2. cod. *Monacensis 267.*
3. cod. *Bruxellensis 11301/16.*
4. codices *Scorialenses R III 14* et *R III 21.*
5. cod. *Vaticanus 1418.*[2])

---

1) Cf. Cassii Dionis editionem a Boissevainio curatam vol. I, XXI—XXXV et Excerpta de leg. ed. C. de Boor. Berol. 1903, vol. I, VII ss.

2) De codicibus Bruxellensi 8761 et Parisino 2463 v. de Boorii editionem exc. de leg. vol. I, XIV et p. VIII ann. 1 nostrae praefationis.

B. *Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους*
1. cod. *Ambrosianus N 135* sup.
2. codices *Vaticani Palatini 410/12.*[1])
3. cod. *Monacensis 185.*
4. cod. *Bruxellensis 11317/21.*
5. codices *Scorialenses R III 21* et *R III 13.*
6. codices *Vaticanus 1418* et *Neapolitanus III B 15.*

2. His ex libris Fulvius Ursinus, cum selecta ex libris Polybii de legationibus Antverpiae anno 1582 ederet, usus est et codice Vaticano 1418, quo continentur eclogae Polybianae *περὶ πρέσβεων ἐθνῶν* usque ad 21, 46, 5 *ἧς διὰ τοὺς πολεμίους προτερον* (sic) *ἐξε* atque excerpta Polybiana *περὶ πρέσβεων Ῥωμαίων*, et codice Neapolitano III B 15, qui incipit 21, 46, 5 s. *πρότερον ἐξεχώρησαν· χίους δὲ καὶ σμυρναίους* et servavit partem posteriorem excerptorum Polybianorum *περὶ πρέσβεων ἐθνῶν*. Duos vero hos codices meum in usum comparatos ab Graeveno, qui cod. Vaticanum contulit inde a libro vicesimo usque ad 21, 46, 5, et a Spirone, qui eiusdem libri manuscripti contulit excerpta Polybiana *περὶ πρέσβεων Ῥωμαίων*, et a Martinio, qui totum cod. Neapolitanum excussit, Ursinus non dubitavit sua ipsius manu ita corrigere, ut saepissime difficile sit dictu, utrum singulae scripturae librorum ipso a scriba fuerint exaratae an auctoritati Ursini sint ascribendae. Praeterea de Boorius litteris mense Iulio a. 1902 ad me datis luculentissime exposuit Antonium Augustinum, archiepiscopum Tarraconensem, per quem Ursinus eos codices acceperat (v. de Boorium *Sitz.-Ber.* cet. p. 150 ss.), in his libris nonnulla sua manu in margine mutasse[2]), quae Ursini auctoritati im-

1) Hos libros (v. Henr. Stevensonum, codices manuscr. Palatini graeci bibl. Vatic. Romae 1885, 267) post Krascheninnikovium (*Vizant. Vrem.* 1898, 439 ss.) contulit de Boorius (*Sitz.-Ber. d. Kön. Preuss. Akad. d. Wiss.* 1902, 146); v. de Boorii editionem exc. de leg. vol. I, XI s.

2) Scribit Augustinus (Augustini opp. VII 257 epist. 46): „*Mando con questa tutti li fragmenti con certe mie postille in margine*" (v. de Boorii editionem exc. de leg. vol. I, XIV).

merito nunc tribui solent quaeque tum demum Augustino poterunt reddi, si eius manus ab Ursini accurate discernetur.

3. Quibus codicibus Isaacus Casaubonus usus sit, cum Polybii excerpta Parisiis anno 1609 ederet et latinam adderet versionem, in praefationis pagina paenultima ipse profitetur verbis his: „*Multa emendauimus nec pauca suppleuimus è codice ms. Περὶ Πρεσβειῶν viri eruditissimi Andreae Schotti: qui etiam fragmenta quaedam è Theodosii Parvi Excerptis descripta ad nos misit: quae tamen vulgata prius fuerant*, *verum aliis locis* (i. e. in quinque prioribus libris), *quaedam etiam in II. parte* (i. e. in excerptis antiquis). *Eorumpse Excerptorum* (i. e. Theodosii Parvi) *tomum primum inuenimus in splendidissima librorum supellectile . . . Iacobi Augusti Thuani. Certè in prima fronte eius libri erant haec verba*, *etsi diuersae manus*, *Ὁ ἐρανίσας τὸ παρὸν, Θεοδόσιος ἐστὶν ὁ μικρὸς*, *de quo plura in Commentariis.*“ Quibus e verbis Schweighaeuser (vol. II, XIX) rectissime intellexisse videtur Casaubonum codices Schottanos (ita duo volumina [v. p. VII ann. 1] Schottii Casaubonus sine dubio nominasset, si ipse vidisset) in manibus non habuisse, sed ab Andrea Schottio nihil accepisse, nisi lectiones discrepantes ab eclogis Polybianis Ursini cura editis et integra nonnulla Polybii excerpta, quae non erant in medium prolata in editione principe. Cum vero Schottius insuper adiecisset eclogarum compilatorem in suo codice (ita videtur Schottius scripsisse nimia brevitate, cum tomum priorem codicum vellet intellegi) nominari *Theodosium Parvum,* Schweighaeuser recte addit Casaubonum ea Schottii verba perperam ita esse interpretatum, quasi lectiones quidem a Schottio missae essent haustae e codice simillimo ei, quo usus erat Ursinus, eclogas vero illas, quas Schottius miserat integras, ex altera excerptorum collectione essent ductae, quorum auctor esset *Theodosius Parvus.* Quae utrum sint a Schweighaeusero recte disputata necne, eo facilius nunc potest diiudicari, quoniam Schottani codices ab Omontio (*Revue de l'instruction publique* 1885, 12 ss.) in

bibliotheca Bruxellensi detecti ac nuper accuratissime descripti sunt ab Iusticio (*Le codex Schottanus des extraits de legationibus. Gand* 1896). Nam primum quidem in his duobus codicibus Bruxellensibus 11301/16 et 11317/21 praeter excerpta *περὶ πρέσβεων* ex libro vicesimo et sequentibus hausta multae insunt eclogae ex quinque prioribus libris petitae (v. Iusticium l. c. p. 33) et ex excerptis, quae antiqua dicuntur, derivatae (v. Iusticium l. c. p. 33 s. et 45 s.). Deinde tomus prior illorum librorum, cui tamen *περὶ πρέσβεων* sunt inscripta, non *περὶ πρεσβειῶν*, ut Schottium secutus (cf. p. VII ann. 1) Casaubonus falso affert, habet in summo margine fol. 2r recentiore manu addita: *ὁ ἐρανίσας τὸ παρὸν Θεοδόσιος ἐστὶν ὁ μικρός* (v. Iusticium l. c. p. 31), ita ut Schottius ad Casaubonum quodam iure scribere potuerit se Theodosii Parvi excerpta ad eum mittere. Si vero Casaubono licuisset ipsis duobus Schottii codicibus uti, vir ille doctissimus, qua erat cura et diligentia, et dixisset se e duobus quidem codicibus Schottanis — non e codice — multa emendasse neque contentus fuisset 35, 3, 9 lacunae signum addere et latina in versione adicere verba 'verum omnes reliquos populos', sed dubitari non potest, quin e cod. Bruxellensi 11317/21 lacunam editionis Ursinianae expleturus fuerit additis verbis '*ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας*'. Quae cum ita sint, dubitatio esse non potest, quin Casaubonus ipso altero volumine codicum Schottanorum, quod nunc dicitur codex Bruxellensis 11317/21, ad Polybium emendandum neque usus sit neque a Schottio acceperit lectiones varias ex illo libro manu scripto haustas. Quamobrem vir ille doctus neque 22, 6, 6 Ursini errorem mutantis *Κλαύδιον* in *Σεμπρώνιον* e codice illo Bruxellensi 11317/21 potuit corrigere neque restituere ex eodem fonte nomen Tittorum 35, 2, 3 et Gillimae 36, 3, 8 Ursini in editione depravatum. Sed sicut Casaubonus eo loco, de quo fecimus verba, orationis defectum tollere non potuit, ita aliis multis[1]) locis, qui-

1) Ernestus Schulzius (de excerptis Constant. quaest. crit. Diss. inaug. Bonn. 1866) affert pag. 27: 21, 10, 10 (desunt

bus Ursini editio laborabat lacunis, verba, quae deerant, idem Schottii ope non potuit addere, quod, cum ea excerpta, e quibus hi loci petiti sunt, in codicibus Schottii servata non essent, in eius schedis nihil potuit his de locis depravatis afferri[1]). Contra per se patet Casaubonum e lectionibus a Schottio e codice Bruxellensi 11301/16 excerptis atque ad ipsum missis et magnam illam lacunam, quae ab Ursino 28, 6, 6 erat relicta, explevisse additis verbis *οὐκ ᾤοντο* usque ad *Ῥωμαίοις* et *τὰς πεζικὰς καὶ τὰς ναυτικὰς* scripsisse 33, 13, 9 (v. ad h. l.).

Cum igitur veri simillimum sit a Casaubono ad edenda Polybii excerpta non esse adhibitos ipsos Schottii codices, sed varias quasdam lectiones a viro illo docto Ursini editionem cum tomo priore codicum suorum, qui nunc dicitur cod. Bruxellensis 11301/16, conferente ad illum missas, difficile est dictu, quid Casauboni verba de excerptis Theodosii Parvi in Thuani bibliotheca inventis addita significent. Schweighaeusero quidem (vol. II, XXIII ann. d) Casaubonus videtur ita de hoc codice loqui, ut intellegatur nihil in eo fuisse, quod ad Polybium pertineret. „Nam“ inquit vir ille doctissimus „non nisi ex occasione

---

παρέντας τοὺς ἐνεστῶτας καιρούς), 21, 34, 3 (deest *Γναίου*), 22, 12, 2 (desunt *καὶ ἀπαρρησίαστον καταλείπεσθαι τὴν πολιτείαν, ἐπισφαλῆ*; lacunam indicat *Ca*), 24, 9, 11 (deest *εἰ δὲ μή*). Addenda sunt: 21, 4, 6 (deest *διόπερ*), 21, 20, 4 (desunt *καὶ πεζικὰς*).

1) Quod Schottius in epistola a. 1593 ad Iustum Lipsium data (cf. syllog. epistol. a vir. ill. script. coll. Petrus Burmannus, Leidae 1724, tom. I 98, ep. 93) sic scribit: *„Graeca, quae multa in Hispania non otiosus collegeram ... cum amicis, eruditis hominibus, libenter communicavi ... in his Heliodori Αἰθιοπικὰ, περὶ πρεσβειῶν* (v. pag. VI) *volumina duo, ex quibus Fulvius Polybii ἀποσπασμάτια ediderat: aliaque ...*“, his ex verbis cum Ern. Schulzio l. c. p. 28 non potest intellegi Schottium volumina illa duo misisse ad Casaubonum. Nam, ut alia omittam, si Schottius anno 1593 vel antea codices suos, quibus excerpta Polybii inerant, ad Casaubonum misisset, quo iure Casaubonus ipse novem annis post ad Schottium potuit scribere (epist. 312 editionis Casauboni epistularum Almeloveeni Roterod. 1709): *„De fragmentis Polybii, etsi iam a Francisco Pithoeo illa acceperam, immortales tamen tibi et habeo et ago gratias“?*

inscriptionis, quae *Theodosii* nomen praeferebat, codicis illius mentionem fecisse videtur. Et sane, si *Polybiana de Legationibus excerpta* in illo codice fuissent, cupide eum Casaubonus, qui nullum alium mstum librum horum Excerptorum vidit, perlustraturus fuerat, et plura de eodem dicturus. Iam *plura* quidem *in Commentariis*, qui nunquam prodierunt, promittit: sed, plurane de illo *Thuaneo codice*, an de *Theodosio* isto *parvo* fuerit dicturus, in ambiguo relinquit." Accedit, quod neque Schweighaeuser in catalogo bibliothecae Thuaneae, qui Parisiis anno 1679 prodiit, neque Ern. Schulzius (l. c. p. 50 ann. 1) in catalogo bibl. Thuaneae, quem edidit Ios. Quesnell Lauenburgi ad Albim 1704, Thuani codicem invenire potuit, qui ad Polybium pertineret. Unus autem Thuani codex a Boissevainio (l. c. p. XXV ann. 2) repertus, quo quaedam particula vel minima excerptorum de legatis Romanorum non tamen e Polybio haustorum continetur[1]), Casauboni liber Thuaneus ideo esse non potest, quod verba ὁ ἐρανίσας τὸ παρὸν Θεοδόσιος ἐστὶν ὁ μικρὸς, quae in prima fronte codicis diversa manu fuisse addita Casaubonus diserte testatur, prorsus deesse Michael Krascheninnikovius Dorpatensis, qui eum codicem (est Parisinus 2463) domi haberet, mecum liberalissimo communicavit. Sed quod inter omnes codices superstites, quibus excerpta περὶ πρέσβεων insunt, unus liber Bruxellensis 11301/16 in fronte libri i. e. in summo margine fol. 2r habet alia manu exarata 'ὁ ἐρανίσας τὸ παρὸν Θεοδόσιος ἐστὶν ὁ μικρός' eadem ratione, qua in Thuani codice fuisse Casaubonus exponit, num verisimile esse videtur ipsum illum codicem Bruxellensem, olim Schottanum, e quo Schottium multa in usum Casauboni descripsisse supra docuimus, in bibliothecam Thuani translatum ibique a Casaubono fuisse

1) Excerpta de legatis Romanorum tantum 4½ foliis (110r—114r) eo in codice contineri (inde a prooemio, Petro Patricio, Georgio Monacho, Ioanne Antiocheno usque ad Dionys. Hal. 15, 7 p. 216, 32 Kiessling τελευτῶντες) Krascheninnikovius ad me scripsit. Cf. de Boorii editionem exc. de leg. vol. I, XIV.

adhibitum? Quid? Casaubonus, vir ille doctissimus, si fontem earum lectionum, quas a Schottio acceperat, repperisset, num dubitasset et Schottanis schedis reiectis ipsum Thuaneum librum excutere et in praefatione explicare se e codice Thuani multa emendasse nec pauca supplevisse? Praeterea idem si codicem istum in manibus habuisset, dubitari non potest, quin statim intellecturus fuerit excerpta Theodosii Parvi eadem esse atque ea, quae collectione Constantini περὶ πρέσβεων servantur. Quoniam autem Casaubonus, ut supra est expositum, perperam putavit Theodosii Parvi excerpta Polybiana esse diversa ab eclogis Constantinianis e Polybio petitis, inde intellegitur Thuani in codice Polybii excerpta non infuisse. Quae cum ita sint, ne ulla quidem manet dubitatio, quin Thuaneus codex Casauboni nunc deperditus ad Polybium non pertinuerit.

Ne vero in quaestione hac difficillima res inter se turbentur, Ernesti Schulzii error videtur esse corrigendus, quem usque ad haec tempora esse propagatum admirari satis non potui. Quod enim Casaubonus ad Andream Schottium epistulam dedit (v. p. VII ann. 1) se viro illi docto gratias agere de fragmentis Polybii missis, etsi iam a Francisco Pithoeo illa acceperit, ea verba non, ut Schulzio (l. c. p. 26) videtur, ad excerpta περὶ πρέσβεων referri possunt. Primum enim supra demonstravimus Schottium praeter excerpta περὶ πρέσβεων quasdam alias eclogas ad Casaubonum misisse e quinque libris prioribus Polybii et ex antiquis excerptis petitas, quae tamen ab illo iam prius essent vulgatae; deinde ipse Casaubonus exponit in praefationis pagina paenultima se in edendis excerptis antiquis adhibuisse Francisci Pithoei quendam codicem praestantissimum. Quae si perpendimus ac nobiscum reputamus Casaubonum eo loco, quo quibus subsidiis usus excerpta περὶ πρέσβεων ediderit enarrat, de Pithoei fragmentis prorsus silere, apparet eum in ea epistula, quam supra attulimus, Schottio gratias egisse, quod eclogas nonnullas ex antiquis excerptis derivatas sibi misisset, quas tamen e

codice Pithoei iamdudum fecisset publici iuris, Pithoei vero codicem περὶ πρέσβεων nunquam exstitisse.

Postquam igitur nunc demonstravimus Casaubonum ad Polybii excerpta περὶ πρέσβεων edenda praeter Ursini editionem nihil potuisse adhibere, nisi schedas Schottanas e codice Bruxellensi 11301/16 haustas, manet tamen una difficultas haec. Etsi enim 25, 4, 8 ss. in Ursini codice Neapolitano III B 15 verba τῷ Περσεῖ — ἐδεδώρητο τῶν νεωστὶ erant omissa, quia scribae oculi, postquam paginae 99. ultima vocabula νυμφαγωγίαν τὴν. νεωστὶ exaravit, cum codicis paginam insequentem litteris impleturus esset, a vocabulo νεωστὶ paragraphi octavae ad vocabulum νεωστὶ paragraphi decimae aberraverant, Ursinus tamen lacunam h. l. hiare non sensit, sed ipsa codicis verba repetere non dubitavit. At Casaubonus et totam illam lacunam iisdem verbis explet, quibus suppletur in ceteris codicibus recentioribus, quamquam in libris Schottii illud Polybii excerptum non exstat, et pro αὐτῶν τὴν Λαοδίκην editionis Ursinianae cum iisdem codicibus rectissime revocat αὐτῷ τὴν Λαοδίκην. Quem codicem, e quo Casaubonus hanc lacunam videtur explesse, fuisse recentiorem neque comparari posse cum codice Ambrosiano inde elucet, quod corruptum illud φρακτήτων librorum recentium a Casaubono quoque repetitur, cum in Ambrosiano sit traditum ἀφρακτήτων, quod in ἀφρακτιτῶν mecum esse corrigendum patet. Altero quoque loco (31, 32, 3) Casaubonus haec verba, quae in editione Ursini erant omissa 'καὶ καθόλου παρακαλέσοντας διασαφεῖν', e codice quodam altero videtur addidisse, quoniam in Schottii libris manu scriptis ea ecloga, ex qua sumpta sunt ea verba, non erat exarata. Quali autem e codice recentiore Casaubonus ea verba, quae in editione Ursini deerant, adiecerit, dici nunc non potest, quamvis id pro certo firmoque affirmaverim ipsum ullum codicem a Casaubono non fuisse adhibitum (nam si vir ille doctus codice excerptorum περὶ πρέσβεων ἐθνῶν uti potuisset, cum de eo diserte fecisset verba, tum ex eo multas illas lacunas atque multa alia menda, quibus Ursini editio erat

depravata[1]) [v. p. VI ann. 1], sustulisset), sed a viro quodam docto, Casauboni amico, e codice verba, quae Ursinus omiserat, fuisse descripta ad illumque missa.

4. Postquam Schweighaeuser, vir ille de Polybio restituendo et explicando summe meritus (post Casaubonum usque ad eius tempora a nullo[2]) viro docto, qui Polybii emendandi esset studiosus, ullum codicem *περὶ πρέσβεων* esse adhibitum constat) codicem Monacensem 185, quem consuevit dicere Bavaricum CCIV (vol. II, XXIV), excussit, cuius libri testimonia haud raro pluris quam par erat, aestimabat, Fridericus Hultschius et illum librum manu scriptum et codicem Monacensem 267 accuratissime comparavit omnesque lectiones utriusque codicis in apparatu critico annotavit. Nos vero, cum a bibliopola honestissimo esset concessum, ut huic quarto nostrae editionis volumini adderetur instrumentum criticum, enixe operam dedimus neque impensae parcentes neque labori, ut omnes *περὶ πρέσβεων* codices, qui nunc supersunt, ad hanc editionem adhiberemus. Quocirca de Boorium, quem inter philologos notum erat illos libros manu scriptos comparasse omnes, non dubitavimus adire, ut ea, quae ipse diligentissime collegerat, ad Polybii excerpta emendanda nobis traderet inspicienda et adhibenda. Quibus precibus cum vir ille doctissimus libenter esset obsecutus, quodam fortunae beneficio summo contigit, ut non modo ea quae e libris Ursinianis Graevenus, Spiro, Martinius, e libris Bruxellensibus Iusticius, e codice Ambrosiano Bassius cura-

---

1) *ὁρομένου* 21, 4, 10 Ursinus invenit in codice suo depravatum, Casaubonus coniecit *φαμένου*, in omnibus vero ceteris codicibus recte est traditum *οἰομένου*; *ὅτι διακόψαι* 28, 13, 14 est omnium codicum scriptura, quam Ursinus in *ὅτι διακόψας* depravavit. Casaubonus coniecit *ἅτε διακόψας*, quod non excogitasset, si librorum manuscriptorum lectio ei fuisset nota. Cum 30, 31, 10 in editione Ursini errore quodam legeretur *τἄλλου*, id Casaubonus mutavit in *τἀλλαχοῦ*, etsi codices omnes praebent *τἄλλα* a Schweighaeusero rectissime revocatum.

2) De apparatu Gronoviano conferenda sunt ea quae exposuit Schweighaeuser vol. I, XXIII ss.

verant meum in usum describenda, sed etiam quaecunque plerosque per annos ex omnibus codicibus περὶ πρέσβεων, qui servati sunt, in unum contulerat de Boorius, mihi essent praesto ad Polybii verba genuina revocanda. Quamquam autem idem de Boorius planissime docuit[1]) e codice Ambrosiano ceteros περὶ πρέσβεων ἐθνῶν libros descriptos esse videri, tamen nos discrepantias codicis Monacensis 185 et ab Schweighaeusero et ab Hultschio collati atque codicum Ursinianorum ideo putavimus in annotatione critica esse addendas, quod ita tantum posset intellegi, qua ratione verba Polybii inde ab Ursino usque ad haec tempora essent aut depravata aut emendata.

Codices autem quinque illos, quibus excerpta περὶ πρέσβεων Ῥωμαίων continentur, non omnes esse iudicandos pares, sed codices Vaticanum Palatinum, Monacensem, Bruxellensem ex eodem libro archetypo esse ductos de Boorius (*Sitz.-Ber. d. Kön. preuss. Akad. d. Wiss.* 1899, 932 et 1902, 163) et ego (*Beitr. z. Polyb.*: progr. gymn. Cruciani Dresdensis 1901, 20 ss.) inter nos consentimus. Quamobrem nos lectionibus codicis Vaticani Palatini, quae nihili sunt, omissis acquiescimus in afferendis scripturis cod. Bruxellensis 11301/16 a Casaubono ope Schottii, ut supra docuimus, adhibiti et nostrum in usum ab Iusticio accuratissime collati atque libri Monacensis 267 ab Hultschio et de Boorio comparati, quorum utrumque multo minoris esse pendendum, quam codicem Scorialensem R III 14 a de Boorio excussum (in cod. Scorialensi R III 13 excerpta non insunt Polybii), librum tam bonum, ut primo loco sit afferendus, et Vaticanum 1418 Ursini a nobis adhibitum, inter nos et de Boorium totus est consensus.

---

1) Postquam nos in diariis Byzantinis a. 1901, 66 ss. exposuimus, qua ratione codices περὶ πρέσβεων ἐθνῶν ad excerpta Polybii emendanda essent adhibendi, de Boorius codice Ambrosiano iterum inspecto et cum ceteris libris eiusdem generis manu scriptis collato rectissime perspexit codicem Ambrosianum fontem esse ceterorum librorum, ita ut ea, quae nos l. c. disputavimus, sint paullulum mutanda atque corrigenda.

CAPUT II.
DE EXCERPTIS ΠΕΡΙ ΑΡΕΤΗΣ ΚΑΙ ΚΑΚΙΑΣ.

Constantiniana *περὶ ἀρετῆς καὶ κακίας* excerpta divisa erant in duas partes, quarum una continebantur antiquissimorum scriptorum eclogae, quorum nonnulli res ab origine mundi repetebant, altera, quae periit, excerpta ex auctoribus rerum Augustarum descripta. Illorum autem excerptorum unum[1]) codicem Peirescianum (nunc Turonensem C 980) quoniam tum equidem (*Der cod. Peirescianus. Ber. d. Kön. Sächs. Gesellsch. d. Wissensch. 1893, 261—352*) uberrime descripsi, tum post me Boissevainius l. c. vol. I, VI ss. multa haud spernenda de eo libro attulit, legentes malo has ad disputationes delegare, quam repetere res iam expositas. Unum tamen liceat addere me, quod folia illius codicis sunt numeris bis significata et a Peirescio vel Valesio et a Dubozio, qui bibliothecae Turonensi iis temporibus praeerat, quibus ego codicem contuli, recentiorem rationem sequi maluisse, ne libellus, quem de codice Peiresciano composui, et editio inter se dissentirent, conspectu tamen utriusque rationis addito hoc:

Ratio nova	Ratio vetus	Ratio nova	Ratio vetus
fol.	fol.	fol.	fol.
1	—	127—129	131—133
2	3	130	130
3—65	4—66	131	129
65^b	67	132	134
66—126	68—128	133—154	135—156

1) Codicem Barberinianum II 58, in quo paucissima insunt excerpta *περὶ ἀρετῆς καὶ κακίας* (v. Hultschium praef. vol. I^2, VII s.), descriptum esse e libro Peiresciano docuit Boissevainius l. c. p. X ann. 5. Quem codicem nos pro nihilo putantes eo pluris aestimamus auctoritatem Suidae, quem ex hoc excerptorum titulo, non ex ipsis Polybii libris, plurima in lexicon suum contulisse primus perspexit Valesius (praef. p. 4 s.), quamvis constet Suidae codicem tam similem fuisse libro Peiresciano, ut iisdem maculis haud raro sit aspersus.

Ratio nova	Ratio vetus	Ratio nova	Ratio vetus
fol.	fol.	fol.	fol.
155	159	210	212 (numerus ipse evanuit)
156—160	160—164	211—234	213—236
161	157	235	236bis (manu recenti)
162	158	236—333	237—334
163—209	165—211		

Peirescius, cum codicem in insula Cypro anno 1627 magno emptum vellet a viro quodam docto quam celerrime edi, Salmasium adiit ad eumque curavit librum anno 1631 mittendum; qui etsi anno post codicem remisit editione non parata (cf. Boissevainium l. c. p. VIII s.), tamen eum per hoc temporis spatium non intactum in scrinio habuisse videtur repositum, sed tam accurate pervestigasse, ut, cum Valesius librum multis eclogis consulto praeteritis anno 1634 in publicum protulisset, ad oram sui exempli editionis Valesianae Pol. 38, 17, 1 posset addere vocabulum ἄρτι ab editore principe temere omissum (v. *Sch* VIII 1, 173)[1]. Sed post Valesii editionem ducentos et triginta fere per annos viris doctis Polybii emendandi studiosis in eius auctoritate fuit acquiescendum, dum Dübner apud Grosium, quem per decem fere annos codicem Peirescianum domi habuisse ipse l. c. p. 265 demonstravi, codicem excussit (v. Dindorfium hist. graec. min. vol. I, LVII) ex eoque libro nonnulla descripta ad Dindorfium misit; quamvis enim Dindorfius in praefatione voluminis secundi editionis Polybianae (p. IV s.) ne verbum quidem afferat se a Dübnero[2]) quaedam accepisse

---

1) Schweighaeuser ipse affert (VII 409 et VIII 1, 143) se Salmasii ad excerpta Valesiana annotationes a Ruhnkenio accepisse.

2) Quam negligenter Dübner editionem Didotianam curaverit, Hultschius praef. vol. I^2, XXIII ss. tam dilucide exponit, ut verbum non amplius addam; sed eiusdem neglegentiae est viri illius verba, quae supra attuli, in codice reperta mittere ad Dindorfium, in sua ipsius editione non respicere.

ex codice Peiresciano derivata, tamen, quod et Pol. 20, 5, 12 verba *ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος εὐεργεσίας· ἐξ ὧν οὐδὲ κατὰ μικρὸν συνέβη τὴν οἰκίαν ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην* et Pol. 28, 18, 1 verba *καὶ μεγαλεπίβολος* a Valesio in textu Graeco errore omissa (in eius interpretatione latina Pol. 28, 18, 1 recte leguntur *et maximas res animo agitans*) silentio ita addit, ut exarata sunt in codice, dubitari non potest, quin haec additamenta (aliis multis locis Dindorfius e codice non videtur emendasse verba corrupta)[1]) e codice a Dübnero petita ad Dindorfium sint missa. Tum Fridericum Hultschium schedis Wollenbergii, quibus discrepantiae libri Peiresciani ab editione Didotiana erant enotatae, ad Polybii verba restituenda adhibuisse apparet ex eius praefatione (vol. I², VII). Denique ipse totum codicem Turonensem cum editione Hultschiana Turonibus anno 1893 comparavi meque haud paucis locis, ut fieri solet, spero melius vidisse Wollenbergio, quae in codice essent tradita. Sed hac de re ex apparatu critico unusquisque iudicet; unum liceat in praefatione afferre locum, quo verba Polybii e codice perspicue restituuntur. Polybius (27, 18) exponit Attalum enixe dedisse operam, ut Eumeni fratri non modo imagines et statuae, sed etiam decreta honoris eius causa in tabulis incisa restituerentur. *Ὅτι Ἄτταλος* — ita apud Valesium p. 130 et Dindorfium leguntur Polybii verba — ... *ἐπεβάλετο διαπέμπεσθαι πρός τινας τῶν ἐν Ἀχαΐᾳ, σπουδάζων ἀποκατασταθῆναι τἀδελφῷ αὐτοῦ μὴ μόνον τὰς ἀναθηματικάς, ἀλλὰ καὶ τὰς ἐγγράπτους τιμάς.* Wollenbergius cum hunc ad locum nihil annotasset, Hultschius ratus *αὑτοῦ* editionis Didotianae, quacum codicem vir ille doctus comparaverat, in ipso traditum esse codice, Valesii *αὐτοῦ* respuit et *αὑτοῦ* revocavit. Benseler vero (de hiatu cet. Fribergae 1841, 291), cui hiatus ille intolerabilis *τἀδελφῷ αὐτοῦ* rectissime

---

1) Idem e codice Peiresciano nonnullas videtur hausisse emendationes, quae pertinent ad Pol. 30, 26, 4 ss., quem locum e Diodoro esse petitum constat.

fuit offensioni, non dubitavit αὐτοῦ delere epitomatoris additamentum ineptum, quamvis pateret vix posse intellegi, cur eclogarius ad τἀδελφῷ, vocabulum per se planum, addidisset αὐτοῦ. At si Valesius et Wollenbergius librum Peirescianum paullo accuratius inspexissent, invenissent non αὐτοῦ, sed δι' αὐτοῦ| in codice esse exarata, quae verba (αὐτοῦ mutato in αὑτοῦ) et ad Attalum aptissime respicere et hiatum Polybio inculcatum tollere non est, quod exponam.

CAPUT III.
DE EXCERPTIS ΠΕΡΙ ΓΝΩΜΩΝ.

Qua ratione viri docti, qui a Constantino Porphyrogenneto erant iussi scriptorum excerpere γνώμας, suffecerint operi, dici nunc non potest, quoniam unius codicis, quo eclogae περὶ γνωμῶν servatae sunt, condicio est tam misera, ut perspici non possit, quot scriptores et quo ordine hoc in libro sint excerpti, sed suspicari tantummodo liceat eosdem fere auctores atque in ceteris titulis esse exscriptos.[1]) Hunc autem codicem Vaticanum 73 rescriptum, cui inerant excerpta περὶ γνωμῶν, super quae altera manu orationes Aristidis et Platonis Gorgias erant exarati, detexit ac primus edidit anno 1827 Angelus Maius, quem summa oculorum contentione esse enisum, ut codicis lectiones perspiceret, totus est consensus inter eos viros doctos, qui post eum operam dederunt, ut libri scripturas detegerent. Cum autem post Maium Theodorus Heysius Polybii excerpta gnomica anno 1846 curaret ex eodem palimpsesto edenda, tanto difficilior erat labor, quod editor princeps antiquam scripturam revocandi studiosus adiumentis chemicis tam

1) In ipso codice superesse eclogas Agathiae, 'Appiani, Arriani, Dexippi, Cassii Dionis, Diodori, Eunapii, Iamblichi, Menandri, Polybii, Procopii, Theophylacti, Xenophontis exponit Boissevainius l. c. p. XVII; quis autem putat omissos fuisse Herodotum, Thucydidem, Iosephum, Dionysium, alios scriptores, quos de legationibus vel de virtutibus et vitiis excerptos esse constat?

saepe et tam large adhibuerat, ut liber ipse plerisque locis acceperit colorem fere nigrum, qua de causa a praefectis bibliothecae Vaticanae etiam hodie haud insulse dici solet carbo. Quae cum ita sint, Boissevainio gratias et habemus et agimus magnas, quod vir ille doctus editionem excerptorum *περὶ γνωμῶν* parans Polybii excerpta huius quarti voluminis editionis nostrae tam accurate anno 1902 contulit et ad nos ea quae invenerat misit, ut e codice nonnulla haud raro eliceret, quae aciem oculorum et Maii et Heysii fugerant. Sed quod idem vir doctus in describendo hoc libro (l. c. p. XVI ss.) rectissime exponit (p. XX) in legendo illo codice palimpsesto non minus videndo, quam divinando lectiones esse indagandas, per se intellegitur omnibus quidem locis certe definiri non posse, quae sint exarata in codice itaque, quotiescunque dissensio fuit inter Maium, Heysium, Boissevainium, non singulas scripturas sed binas ternasve in apparatu critico nobis esse afferendas ex iisque eligendas, quae stilo Polybiano sint aptissimae.

CAPUT IV.
DE RATIONE EDITIONIS NOSTRAE.

Sicut in praefatione primi voluminis nostrae editionis p. 72—80 secuti Letronnium (*Recueil d. inscr. grecqu. et latin. de l'Egypte* I 244 ss.) et Ierusalemum (*Wiener Studien* 1879, 32 ss.) et Kaelkerum (quaest. de eloc. Polyb. Diss. inaug. Lips. 1880, 298 ss.) uberrime exposuimus inscriptionum testimonia cum scripturis optimorum Polybii codicum plerumque mire consentientia[1]) tanti esse pen-

1) Nunc praecipue comparandae sunt epistulae Eumenis II. et Attali II. ad Attin datae (v. Domaszewskium *Archäol. epigr. Mitteil. a. Oesterreich* VIII [1884], 95 ss. et Wilamowitzium Lect. epigraph. [ind. schol. Gotting. sem. hib. 1885/6] 16 ss.). Praeterea non est praetereundum Ricardum Amelungium (de Polybii enunt. final. Diss. inaug. Hal. 1901) nuper docuisse, quanta similitudo intercederet inter Polybium et titulos papyrosque in enuntiatis finalibus adhibendis.

denda, ut ex illis caute[1]) adhibitis Polybii verba depravata saepe possint corrigi, ita in edendo hoc volumine eo magis rati sumus comparandos esse lapides ac papyros et Livii conversionem latinam, quam codicis vetustissimi instar habendam esse patet, neque acquiescendum esse in afferendis nostrorum codicum testimoniis, quo planius est ne ullum quidem librum manu scriptum excerptorum Constantinianorum esse tanta fide atque praestantia, quanta codicem Vaticanum 124 (A) florere inter omnes constat.

Ita, ut initium faciamus a nominibus propriis Rhodiorum, partim cum Nisseno, Hermanno Ullrichio, Geldero et e Livio et ex titulis Rhodiis revocandum est: *Ἁγέπολις* pro *Ἀγέπολις* (v. ad 28, 16, 6), *Ἁγησίας* pro *Ἡγησίας* (v. ad 28, 16, 5), *Ἁγησίλοχος* pro *Ἀγησίλοχος* (v. ad 27, 3, 3), *Εὔδαμος* pro *Εὔδημος* (v. ad 21, 10, 5), *Θεαίδητος* pro *Θεαίτητος* (v. ad 29, 11, 2, quo e loco intellegitur codices bonos consentire cum inscriptionibus), *Θευφάνης* pro *Θεοφάνης* (v. ad 33, 16, 1, quo loco codex Ambrosianus cum inscriptionum testimoniis concordat), *Κλινόμβροτος* pro *Κλεόμβροτος* (v. ad 29, 10, 4), *Πασικράτης* pro *Παγκράτης* (v. ad 28, 16, 6), *Πράξων* pro *Πρατίων* (v. ad 28, 23, 1).

Qua ratione Romanorum nomina propria, ut ad ea transeamus, apud Polybium Graece sint formata, Dittenberger lapidum testimoniis in unum collatis in sexto Hermae volumine (p. 129 ss. et p. 280 ss.) tam diligenter exponit, ut addenda sint paucissima, quamvis non prae-

---

1) Quanta perversitate inscriptionum testimonia ad Polybium recensendum adhiberi possint, ex iis cerni potest, quae in tomo quarto (1892) exponuntur Helladis, quam ephemeridem esse quasi asylum infantium G. Meyer *Neugriech. Stud.* I 33 ann. haud immerito dicit; ibi enim p. 21 ss. Iaspar docere studet, qua ratione Polybius hiatum vitarit, non ex ipsis eius libris, sed ex inscriptionibus Pergamenis esse discendum! Videtur scilicet Polybius, antequam componeret historias, inscriptiones diligenter collegisse ex iisque grammaticorum more leges sibi constituisse, e quibus hiatum modo admitteret, modo evitaret!

tereundum esse videatur iam Schweighaeuserum (V 384 et VII 668) quaedam hac de re optime disputasse. Quodsi dubitari non potest, quin pro Latinorum vocali brevi u Graece poni soleat o, et *Σολπίκιος*, ut in codicibus 16, 24, 1. 18, 23, 3. 22, 8, 9 recte est traditum, corrigendum est 1, 24, 9. 8, 1, 6. 31, 1, 6[1]) pro *Σουλπίκιος*, et *Ποστόμιος* 1, 17, 6. 2, 11, 1 et 7. 2, 12, 2 et 4. 3, 106, 6 cum Dittenbergero (l. c. p. 285) est scribendum, sicut in codicibus excerptorum Constantinianorum constanter[2]) est exaratum, et *Φόλουιος* (ita esse scribendum, non *Φολούιος* idem docuit l. c. p. 302; itaque restituas velim 21, 32[b] *Φόλουιος* pro *Φολούιος*) cum eodem viro docto (l. c.) Polybio est reddendum 2, 11, 1[3]); 12, 1, quoniam eadem fere forma in libris manu scriptis invenitur 1, 36, 10 (*φολούιον*), 18, 10, 8 (*φολούιον*), 22, 10, 14 (*φολουίον*)[4]). Utrum vero *Λικίννιος* an *Λικίνιος* apud Polybium sit scribendum, etsi lapidum ope non potest discerni (v. Dittenbergerum l. c. p. 152) tamen, quod cum in codice Ambrosiano optimo *Λικίννιος* est exaratum 27, 8, 6 et 35, 3, 7, tum in libro palimpsesto eadem forma 36, 14, 2 occurrit, duobus ceteris locis (27, 8, 13 et 30, 3, 7) restituere non dubitamus *Λικίννιος* pro *Λικίνιος*. Denique quoniam *Μάλιος* sollemnis est Polybii forma (v. Dittenbergerum l. c. p. 154), uno loco (21, 45), quo e Suida *Μάλλιος* solet edi, utique videtur esse corrigendum *Μάλιος*.

Praeterea, ut ad Graecorum nomina propria redeamus, iisdem e lapidibus discimus *Ἀβαιόκριτον*, non *Ἀμαιόκριτον*

---

1) Hoc loco omnes codices rectam formam servarunt praeter Ursini librum, de cuius testimonio tamen certe iudicari non potest.

2) Praeter unum locum (35, 3, 7), quo plurimis in codicibus errore est exaratum *ποστίμιος*, recta forma est servata: 25, 6, 6. 27, 3, 1. 33, 1, 5; 13, 4. 39, 1, 1.

3) Hoc loco codex Cpolitanus habet *φολούσιος*, de scripturis ceterorum librorum manu scriptorum dubitatio est.

4) Suidae *Οὔρβιος* 21, 32[b] non cum Schweighaeusero esse mutandum in *Φούλβιος*, quam formam Polybio esse inauditam constat, sed emendandum esse *Φόλουιος* in propatulo est.

Thebanorum praetorem esse nominatum (v. ad 20, 4, 2), Attali uxori nomen inditum esse Apollonidi, non Apolloniadi (v. ad 22, 20, 1), Teleclem, Achaeorum legatum, fuisse Aegiratam, non Aegeatam (v. ad 33, 1, 3 et 3, 2), Pytheam Thebanum genitum esse a Cleomnasto eiusque fratrem fuisse Acastidam stadiodromum (v. ad 38, 14, 1).

Denique quam multa e titulis depromi possint ad Polybii verba genuina restituenda vel contra coniecturas tuenda, Otto Glaser (De ratione, quae intercedit inter sermonem Polybii et eum qui in titulis saeculi III, II, I apparet. Diss. inaug. Gissae 1894) nuper tam bene exposuit, ut nos ad eius sententiam accedere multis locis non dubitemus. Itaque neque *τῶν φυγαδικῶν* 22, 10, 6 in *τῶν φυγάδων* esse mutandum, neque habendum pro neutro, sed idem fere esse atque *τῶν φυγάδων* Glasero (l. c. 51) auctore nunc constat; similiter *περσιτικῆς ἐξαγωγῆς* 28, 16, 8 cum Ursino esse corrigendum in *περὶ σιτικῆς ἐξαγωγῆς* multa lapidum testimonia (v. Glaserum l. c.) affirmant; neque potest negari tuendam esse cum Glasero l. c. 46 ann. 1 *πραγματοποιίας* scripturam 36, 9, 11 traditam contra Naberum *Mnemos.* 1857, 363 conicientem *πραγματοκοπίας*. Verum etsi titulorum auctoritas videtur plurimi esse ducenda, tamen cavendum est, ne ex iis Polybio formae obtrudantur, quae ne ullo quidem loco firmentur testimoniis codicum; nam sicut in titulis, ut unum afferam exemplum, inde a secundo a. Ch. n. saeculo *χρᾶσθαι* praeter *χρῆσθαι* occurrit[1]), Polybius tamen ista forma uti non consuevit, cum Philo mechanicus, quem ante Polybium floruisse constat, adhibere non dubitet et *χρῆσθαι* et *χρᾶσθαι* (v. Fr. Polandium *Berl. philol. Wochenschr.* 1894, 1008), ita *μείξω*, *τείσω*, alia eidem non concesserim, quod neque certa[2]) vestigia earum formarum

---

1) Cf. Glaserum l. c., p. 21 ann., Ed. Schweizerum *Gramm. d. pergam. Inschr.* Berolin. 1898 § 65 e.

2) Glasero suspicanti (p. 68) 1, 37, 1 ΠΡΟΣΔΕΙΞΑΝΤΕΣ codicum ex ΠΡΟΣΜΕΙΞΑΝΤΕΣ esse corruptum et 11, 12, 1 ΠΡΟΣ ΜΕΙΖΩΝ depravatum esse ex ΠΡΟΣΜΕΙΞΩΝ, astipulari

adhibitarum in codicibus Polybii possunt inveniri et ex ipsis titulis apparet inde a medio saeculo secundo a Ch. n. usum inter *ει* et *ι* plerumque coepissse fluctuare. Quocirca malumus cum auctoritate codicum concedere Polybio, ut recentiores adhibeat formas *μίξω*, *τίσω* cet.[1]), quam e titulis ei inculcare formas istas vetustiores in libris manu scriptis inauditas.

Contra *φιλόνικος*, *φιλονικία* cet., non *φιλόνεικος*, *φιλονεικία* cet. Polybio esse tribuenda e consensu titulorum post Martinum Schanzium Glaser l. c. p. 69 ss. tam dilucide exponit (v. ad 21, 20, 1), ut, quae contra dicam, non habeam; tum quod ante duodecim annos ipse docui (*Berl. philol. Wochenschr.* 1892, 750) e libris Dionysii Halicarnassensis expellendam esse formam *σημαία* contra codicum auctoritatem et titulorum vulgo receptam, nunc Polybio quoque solam formam per *ει* scriptam eo libentius cum C. Wunderero (*Blätt. f. bayr. Gymn.-Wes.* 1889, 344) et Glasero l. c. 75 ss. concesserim, quo planius docuit Hultschius praef. II², IV s. in codice archetypo Polybii fuisse exaratum ΣΗΜΕΙΑ.

Quamvis igitur neque inscriptionum neque papyrorum testimonia pro nihilo esse habenda exposuerimus ad expellenda e Polybio menda scribarum, tamen nobis persuasum est ad eundem scriptorem emendandum multo plura ex ipso usu Polybii accurate pervestigato posse elici. Quapropter nos in Fleckeiseni annalibus 1884, 111 ss. uberius fusiusque docuimus Polybium praeter unam hiatus evitandi legem non modo certas scribendi regulas rarissime sequi, sed etiam quadam dicendi varietate florere, quam

---

non possum; neque enim quicquam obstat, ne arbitremur et illud *προσδείξαντες* mutatum esse ex *προσδίξαντες* depravato pro *προσμίξαντες* et hoc *προσμίξων* corruptum in *προσμίζων* in duas voces perperam esse discissum *πρὸς μίζων* et mutatum in *πρὸς μείζων*.

1) Cum Hultschio (praef. II², VI) retineo *κυρία*, femininam adiectivi *κύριος* formam, ad quam *ἐξουσία* vel aliud quid videtur silentio esse addendum (v. ad 21, 43, 25).

servare, non delere cauti editoris esse videretur.[1]) Quanta vero diligentia Polybius evitarit hiatum, etsi post Benselerum (de hiatu cet. Fribergae 1841, 204 ss.) Hultschius (*Philol.* 1859, 288 ss.) accuratissime exponit, tamen nobis liceat hoc loco repetere, quas ipsi de hiatu post *καί* modo vitato modo admisso constituimus in Fleckeiseni annalibus 1889, 671 ss. leges has:

§ 1. Das Zusammentreffen von καί und vokalisch anlautenden Eigennamen ist in beschränkter Weise gestattet. § 2. καί darf in Verbindung treten mit den Zahlwörtern εἴκοσι, εἰκοστός, vereinzelt mit ἕξ und dem Adverbium ἑξῆς. § 3. καί erscheint nie vor diphthongisch anlautenden Appellativen. Ausnahme: Gestattet ist die Verbindung von καί und αὐτός bzw. Zusammensetzungen mit αὐτο-. § 4. Gestattet ist der Hiatus zwischen καί und ὑπό, ἐν, ἐκ, ἐπί, ἀπό, ἕτερος und ihren Zusammensetzungen, καί und ὡς, ἕως, ὡσαύτως, ἔτι, ἄνθρωπος[2]), den Komposita mit α privativum und in der Redensart ὅσον γε καὶ ἡμᾶς εἰδέναι. § 5. Zur Vermeidung des Hiatus verschmilzt καί durch Krasis mit ἐάν (ἄν), ἐκεῖνος, ἐκεῖ, ἐκεῖθεν, ἐκεῖσε, ἔπειτα, dem Singular des Personalpronomens der ersten Person, ἐντεῦθεν, ἐνταῦθα, der Modalpartikel ἄν und ἀγαθός. § 6. Jedes sonstige Zusammentreffen von καί mit folgendem Vokal ist verpönt. § 7. Bei deutlich bezeichneter An-

---

1) Valde miramur, quod Guilelmus Schmidtius in Fleckeiseni annalium suppl. XX (1894), 402 ann. 1, 417, 455, 498 s., 507 plerosque Polybii locos in suspicionem vocavit, quia formae quaedam ibi adhibentur, quae non saepe, sed semel bisve occurrunt; neque enim, quod multis locis quaedam forma adhibeatur, eandem ubique esse restituendam tam fuse nos l. c. exponimus, ut ea Schmidtio fuerint aut probanda aut argumentis allatis reicienda. Sunt conferenda praeterea, quae de ratione Polybii emendandi nobiscum facientes iudicent Fr. Krebsius *Die Präpositionsadverb. i. d. spät. hist. Gräcität II* Monach. 1885, 8 ss. et Carolus Krumbacher *Studien z. d. Leg. d. heil. Theodos. Sitzungsber. d. philos.-philol. u. histor. Classe d. K. bayer. Akad. d. Wiss.* 1892, 265 s.

2) Ante vocem ἄνθρωπος a Polybio adhiberi posse particulam *καί* recte annotat C. Wunderer *Philol.* 1894, 51.

lehnung an andere Schriftsteller, bei feststehenden Formeln und wörtlichen Angaben aus Urkunden weicht Polybios absichtlich von diesen Gesetzen ab.

Praeterea qua ratione Polybius post formas articuli in vocales vel diphthongos cadentes hiatum modo admiserit modo evitarit, apparet ex his, quae in Philologi volumine 1903, 541 ss. fusius exposuimus:

§ 1. Nach ἡ, αἱ, οἱ ist jeder Hiatus mit Ausnahme von οἱ αὐτοί verpönt. § 2. Nach ὁ ist Hiatus gestattet nur in ὁ ἀδελφός, ὁ ἄνθρωπος, ὁ αὐτός und dem formelhaften Ausdruck Ἀπολλοφάνης ὁ ἰατρός; ὁ verschmilzt mit ἕτερος zu ἅτερος. § 3. Nach τοῦ erscheint niemals Hiatus; durch Krasis verschmilzt τοῦ in folgenden mit ἀ-, αὐ-, ἑ- anlautenden Worten zu: τἀδελφοῦ, τἀνδρός, τἀνθρώπου, τ' Ἀσκληπιοῦ; ταὐτομάτου, ταὐτοῦ; θατέρου. § 4. Nach τῷ ist Hiatus nur in τῷ ἔθνει erlaubt; durch Aphäresis wird derselbe in τῷ 'κείνου aufgehoben, durch Krasis verbindet sich τῷ in folgenden mit ἀ-, αὐ-, ἑ- anlautenden Worten zu: τἀδελφῷ; ταὐτομάτῳ; θατέρῳ. § 5. Nach τῇ findet sich Hiatus nur in τῇ αὐτῇ; durch Aphäresis wird derselbe in τῇ 'κείνου und τῇ 'κείνων beseitigt. § 6. Nach τό wird Hiatus zugelassen: a. in τὸ ἔθνος, τὸ ἔλαιον, b. in folgenden mit Jota oder ὁ- und ὑ- anlautenden Wendungen: τὸ ἱερόν, τὸ ἱκανὸν ποιεῖν, τὸ ἱμείρειν, τὸ ἴσον; τὸ ὅλον, τὸ ὅμοιον, τὸ ὁμόφυλον; τὸ ὑγρόν, τὸ ὕδωρ, c. in der mit ὑπό gebildeten Zusammensetzung: τὸ ὑποκείμενον, d. vor Eigennamen. Durch Krasis verschmilzt τό in folgenden mit ἀ-, αὐ-, ἐ-, ἑ-, ὀ- anlautenden Wendungen zu: τἀκόλουθον, τἀληθές, τἀργύριον; ταὐτό bez. ταὐτόν, ταὐτόματον; τοὔγκλημα, τοὔλαττον, τοὐλάχιστον, τοὔμπαλιν, εἰς τοὔμπροσθεν, τοὐναντίον, τοὔργον; θάτερον; τοὔνομα, εἰς τοὔπισθεν, εἰς τοὐπίσω, τοὔργανον. § 7. Nach τά erscheint Hiatus: a. bei der Verbindung mit folgenden mit ἱ- oder ὁ- anlautenden Worten: τὰ ἱερά; τὰ ὅλα, τὰ ὅμηρα, τὰ ὅπλα, τὰ ὅρκια, b. in den mit ὑπό gebildeten Zusammensetzungen: τὰ ὑπάρχοντα, τὰ ὑπογεγραμμένα, τὰ ὑποζύγια, τὰ ὑπομνήματα. Durch Krasis verbindet sich τά mit folgenden mit ἀ-, αὐ-, ἐ-, ἑ-

anlautenden Worten zu: τἀγγεῖα, τἀκόλουθα, τἄλλα, τἀλλότρια, τἀναγκαῖα, τἀνθρώπινα, τἀπό; ταὐτά; τἀκεῖ, τἀκείνης, τἀκείνων, τἀναντία, τἀπί, τἀπίγνα, τἄπιπλα, τἀπίχειρα, τἀπιχώρια[1]); *ἐπὶ θάτερα. § 8. Zitiert Polybios aus anderen Autoren oder führt er Urkunden wörtlich an, so weicht er bewußt von diesen Gesetzen ab.*

Ceterum quod in eo libello, quem de codice Peiresciano composuimus, p. 350 s. demonstravimus toto in eo libro manu scripto bis quidem accidisse, ut post alterum excerptum parvum errore poneretur ecloga quaedam parva, quae ante id erat exaranda, nunquam tamen esse factum, ut excerpta ordine librorum neglecto confuse ac permixte collocarentur, quodque in eclogis de legationibus eadem diligentia servatus esse videtur fragmentorum ordo, nos in ordinandis Polybii eclogis secuti ea quae post Nissenum Metzungius alii viri docti enarraverunt, primum quidem sedulo operam dedimus, ne fragmentorum series in codice servata ullo modo turbaretur. Deinde quibus ratiocinationibus adducti fragmentorum constituerimus talem ordinem, qualis est in nostra editione, de libro XXI. in Philologi volumine a. 1900, 560 ss., de libris XXII. et XXIV. in programmate gymnasii Cruciani Dresdensis a. 1901 exposuimus, de ceteris vero libris ea conferantur, quaeso, quae in annotatione critica quamvis brevissime tamen satis dilucide, nisi fallor, videntur esse adiecta.

Restat, ut addamus, qua ratione editionem nostram curaverimus. Ea verba, quae e contextu videntur esse eicienda, a ceteris quadratis uncis [ ] secernuntur, ea quae coniectura addita sunt, lunatis uncis ( ) includuntur[2]). Ceterum, ne ulla maneat dubitatio, quae verba sint Polybii, quae epitomatoris, nos sicut in prioribus volumini-

---

1) *τἀπιχώρια* Dindorfii emendatione (v. ad 34, 2, 10) Polybio recte est redditum.

2) Si in indicibus qua forma lunatis uncis includitur, intellegi volumus eam a Polybio modo adhiberi, modo omitti; velut quod in pag. *50 legitur (*ὁ*) *Βάρκας*, inde apparet Barcae nomini a Polybio articulum modo addi, modo non addi.

bus, ea quae eclogarii auctoritati tribuenda esse videntur, aliis typis curamus describenda. Denique *νῦ ἐφελκυστικόν*, quod dicunt grammatici, secundum auctoritatem codicum optimorum multis locis retinemus etiam ante consonantes, quod constat Polybium quidem regulam illam grammaticorum nostrorum tritissimam non sequi, etsi in exitu enuntiati adhibet illud *νῦ*, si insequentis principium fuit vocalis vel diphthongus (v. **1**, 5, 5; 11, 1; 14, 5 et 9; 16, 11; 19, 3; 21, 9 et 11; 22, 7; 26, 7 (corr. *Di*) et 12; 30, 2; 34, 5; 35, 5; 37, 3 et 9; 52, 3; 58, 1; 61, 4; 62, 4; 65, 9; 67, 5; 70, 3; 82, 5; 87, 1. **2**, 7, 3; 16, 9; 17, 8; 31, 3; 35, 8; 39, 8; 47, 11; 56, 15; 60, 1; 65, 10 cet.).[1])

Codicum compendiis utimur his:

M Vaticanus 73 palimpsestus saeculi X/XI. a Maio inde a VI. libro (v. infra sub *Ma*), ab Heysio inde ab initio (v. infra sub *Hey*) editus, meum in usum comparatus a Boissevainio (v. infra sub *Bo*). Cf. praef. cap. III.

P Peirescianus, nunc Turonensis 980, membranaceus saeculi XI. a Valesio (v. infra sub *Va*) inde a VI. libro editus, in usum Hultschii a Wollenbergio cum editione Didotiana collatus; ipse eum anno 1893 comparavi. Cf. praef. cap. II.

T Parisinus suppl. Gr. 607, cuius media pars, qua excerpta *περὶ στρατηγημάτων* continentur, X. saeculo videtur esse exarata. Wescher eum contulit (v. ad 21, 27, 1).

Y codices, quibus excerpta Constantiniana continentur *περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους* (cf. praef. cap. I), vel omnes vel complures.[2])

1) Itaque 24, 7, 6 s. *ἐξεκέντησε. ὧν* recte correxit Valesius in *ἐξεκέντησεν. ὧν*.

2) Quotiescunque igitur sola nota apposita est Y, patet omnibus in codicibus hanc scripturam esse exaratam; sed cum praeterea sit addita lectio unius codicis, constat scripturam priore loco allatam omnibus in codicibus exstare excepto eo, cuius lectio tum diserte est addita. Itaque si in annotatione inveneris *αἴτιον* Y, *αἰτίαν* O, est in propatulo *αἴτιον* in XU* esse scriptum, *αἰτίαν* in O.

Ex iis singuli sunt afferendi:

X Ambrosianus N 135 sup. chartaceus, manu Darmarii exaratus et 24/VIII 1574 finitus, meum in usum a Domenico Bassio collatus. Ex eo derivati sunt ceteri codices:

U* Vaticani 1418 chartacei, alia ac Darmarii manu XVI. saeculo scripti p. 35—158 (20, 3, 1—21, 46, 5) et cod. Neapolitani III B 15 chartacei, eadem manu XVI. saeculo scripti p. 1—308 (21, 46, 5—36, 6, 6). Eos adhibuit Fulvius Ursinus; meum in usum Graevenus contulit Vaticanum, Martinius Neapolitanum.

O Monacensis 185 chartaceus, manu Darmarii XVI. saeculo scriptus, a Schweighaeusero, Hultschio, de Boorio collatus.

Z codices, quibus excerpta Constantiniana continentur *περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς* (cf. praef. cap. I) vel omnes vel complures (v. p. XXV ann. 2).

Ex iis singuli sunt afferendi:

V Scorialensis R III 14 chartaceus, Darmarii manu exaratus et 27/VI 1574 finitus, meum in usum comparatus a de Boorio.

W Bruxellensis 11301/16 chartaceus, alia ac Darmarii manu XVI. saeculo exaratus (v. *Charles Iustice, Le codex Schottanus* cet. *Gand* 1896, 9 s.). Est alter codex Schottii, de quo exposuimus in praef. cap. I, 3. Meum in usum hunc contulit Carolus Iustice.

N Monacensis 267 chartaceus, Darmarii manu XVI. saeculo scriptus. Hunc primus contulit Hultschius, deinde de Boorius, cuius schedae nostris erant in manibus.

U Vaticani 1418 chartacei, alia ac Darmarii manu XVI. saeculo scripti p. 315—407 (21, 11, 1—38, 13, 9). Hunc adhibuit Fulvius Ursinus, meum in usum contulit Fridericus Spiro.

Quotiescunque litterae codicis supra est additum s, velut U^s, testimonium non est certum, sed ex silentio, ut dicunt, derivatum.

Si litterae codicis supra adiectum est m, velut U^m, in margine codicis scripturam inveniri significatur. Cum codicis nota vel aliud quoddam compendium uncis lunatis est inclusa, velut αἴτιον| W (N), scriptura huius libri vel editionis est quidem eadem atque codicis antea citati, sed aut de rebus orthographicis aut de loco, quo sit exaratum vocabulum, consensus non est.

| nota post scripturam addita significat versum exeuntem, ante scripturam adiecta versum ineuntem.

* significat in contextu locum corruptum, in annotatione singulas litteras erasas.

* * * significat in contextu lacunam

significat spatium unius litterae in lacuna. [1]

Praeterea in annotatione critica, in qua praeter cetera praecipue id agimus, ut non solum eos nominatim afferamus, qui quandam coniecturam primi proposuerunt, sed etiam eorum editorum addamus nomina, qui quandam emendationem primi in contextum receperunt, adhibemus compendia [2] haec:

---

1) In scripturis codicis M allatis puncta significant litteras singulas, quae obscuratae dispici non possunt; si vero in lectionibus eiusdem codicis allatis puncta infra litteras singulas sunt posita, volumus intellegi eas certe discerni nunc non posse.

2) Compendia secundum temporum rationem ita ordinata sunt, ut ex singulis annotationibus criticis luculenter appareat, quae inde ab Ursino usque ad haec tempora viri docti proposuerint digna memoratu editorésque in contextum receperint. Quod igitur, ut exemplum afferam, ad 31, 1, 3 adicimus 'παρωξυκέναι Y, παρωξυγκέναι vulgo post *Rei* 713 *Sch*, sed cf. ἀπεκτακότες 11, 18, 10, ἐβεβραδύκει Luc. symp. 20, ἀποτετράχυκεν Dion. Hal. de comp. verbb. p. 155, 11', intellegi volumus παρωξυκέναι codicum repeti in editionibus Ursini, Casauboni, Gronovii, Ernesti, παρωξυγκέναι immerito mutatum a Reiskio irrepsisse in editiones Schweighaeuserianam, Didotianam, Bekkerianam, Dindorfianam, Hultschianam, denique a nobis com-

Ur Ex libris Polybii Megalopolitani selecta de legationibus .... Ex bibliotheca Fulvi Ursini Antverpiae 1582. (Numeri Romani additi excerptorum numeros, numeri Arabici adiecti paginas significant. *Ur* not. adiectis numeris Arabicis significat Ursini notas in Polybium.) Cf. praef. cap. I 2.

Ca Polybii ... historiarum libri qui supersunt. Isaacus Casaubonus emendavit. Parisiis 1609. (Numeri Arabici additi paginas significant.) Cf. praef. cap. I 3.

Va Polybii .. excerpta ex collectaneis Constantini Augusti Porphyrogenetae Henricus Valesius ... edidit cet. Parisiis 1634. (Numeri Arabici additi significant paginas; *Va* ann. adiectis numeris Arabicis spectat ad Valesii annotationes in collectanea Constantini Porphyrogenetae cet. editioni affixas.) Cf. praef. cap. II.

Gro Polybii .. historiarum libri. Iacobus Gronovius recensuit. Amstelodami 1670.

Gro^{m} Gronovii annotationes margini editionis ascriptae, quas a Davide Ruhnkenio ex bibliotheca publica universitatis Lugdunensis Batavae Schweighaeuser (v. vol. I, XXIII ss.) accepit et ad suam adhibuit editionem.

Ernestus Polybii .. Historiarum quae supersunt cet. Praefationem et glossarium Polybianum adiunxit Io. Augustus Ernesti. Lipsiae 1763/4.

Rei Ioannis Iacobi Reiske animadversionum ad Graecos auctores vol. IV., quo Polybii reliquiae pertractantur. Lipsiae 1763. (Numeri Arabici additi significant paginas.)

---

parantibus formas simillimas, quas citamus, restitutam esse codicum scripturam *παρωξυκέναι*. Praeterea addendum esse videtur voculam *vulgo* a nobis in annotatione critica haud raro afferri, quae quomodo sit accipienda, ex ceteris verbis appositis intellegi potest. Velut quod infra adicimus p. 136,18 '*μακεδονίας* (Y) ante *Rei* 678 *Sch*, *μακεδόνας Ur* vulgo', patet *μακεδόνας* inde ab Ursino in editionibus Casauboni, Gronovii, Ernesti inveniri, Schweighaeuserum vero astipulatum Reiskii emendationi, quam codicum consensu comprobari nunc in propatulo est, *Μακεδονίας* revocasse.

Sch Polybii Megalopolitani historiarum quidquid superest. Recensuit .. Iohannes Schweighaeuser. Lipsiae 1789—1795.

Ma Scriptorum veterum nova collectio e Vaticanis codicibus edita ab Angelo Maio. Tomus II. Romae 1827.

Ge Polybii historiarum excerpta Vaticana in titulo de sententiis recensuit Iacobus Geel. Lugd. Batav. 1829.

Lu Polybii et Appiani historiarum excerpta Vaticana .. recognita ab Iohanne Friderico Lucht. Altonae 1830.

Didotiana Πολυβίου καὶ Ἀππιανοῦ τὰ σωζόμενα. Polybii et Appiani quae supersunt cet. Paris. editore Ambrosio Firmin Didot 1839.[1])

Ben De hiatu in oratoribus Atticis et historicis Graecis .. disputavit G. E. Benseler. Fribergae 1841.

Be Polybius ex recognitione Immanuelis Bekkeri. Berolini 1844.[1])

Hey Polybii historiarum excerpta gnomica in palimpsesto Vaticano LXXIII Aug. Maii curis resignata retractavit Theodorus Heyse. Berolini 1846.[2])

Na Polybiana scripsit S. A. Naber Mnemos. VI (1857). (Numeri Arabici additi paginas significant.)

Ni *Kritische Untersuchungen über die Quellen der vierten und fünften Dekade des Livius von Heinrich Nissen.* Berolini 1863. (Numeri Arabici additi significant paginas.)

---

1) Non videtur esse praetereundum aliquot locis Bekkeri nomen in annotatione critica afferri, etsi in editione Didotiana quinque annis ante Bekkeri in lucem emissa eaedem emendationes iam sint receptae. Quocirca Bekkeri nomine deleto Didotiana nominanda est locis his: p. 127, 22 *Τῖτος* Palmerius *Sch*, corr. Didotiana, p. 130, 14 *τὴν σφραγῖδα Rei* 677 (accent. corr. Didotiana), p. 130, 15 *προχειρισαμένη* O Didotiana, p. 130, 19. 131, 2 *τίτον* Y* Didotiana, p. 133, 1 *τίτος* Y* Didotiana, p. 139, 16 *ἀνασπαστῶν* P, corr. Didotiana, p. 151, 20 *συνεπισχῦσαι* O* Didotiana, p. 154, 2 *φιλοτιμότερον* Y, corr. *Sch* lex. 651 Didotiana, p. 164, 9 *συντρῖψαι* Y* (?) Didotiana.

2) Nonnulla Heysius retractavit in Zimmermanni annalibus (*Zeitschr. f. d. Alt.-Wiss.* 1847, 327).

Di Polybii historia. Edidit Ludovicus Dindorfius. Lipsiae 1866. Volumen III. prodiit 1867, IV. 1868. (Si adiecti sunt numeri Romani cum Arabicis coniuncti, velut I 66, praefationes voluminum singulorum significantur.)

Me De Polybii librorum XXX—XXXIII fragmentis ordine collocandis. Diss. inaug., quam scripsit Augustus Metzung. Marburg. Catt. 1871.

Hu Polybii historiae. Edidit Fridericus Hultschius. Berolini. Volumen I². prodiit 1888, II². 1892, III. 1870, IV. 1872. (Si adiectum est qu. I vel qu. II., intelleguntur quaestiones Polybianae *Programm des Gymnasiums zu Zwickau* 1859 vel Quaestiones Polybianae *Programm des Gymnasiums der Kreuzschule zu Dresden* 1869.)

Stei De Polybii olympiadum ratione et oeconomia. Diss. inaug. Viadrin., quam scripsit Hermannus Steigemann. Suidniciae 1885. (Numeri Arabici additi paginas significant.)

Hu E.Z. Die erzählenden Zeitformen bei Polybios von Friedrich Hultsch (Abh. d. Kön. Sächs. Gesellsch. d. Wissensch. XIII (1891), 1—210, XIII (1892) 347—467, XIV (1893), 1—100).

Bo ea quae ex codice Vaticano M descripsit et mecum anno 1902 communicavit Ursulus Philippus Boissevainius.

BW editoris coniecturae. (Si adiecti sunt numeri Romani cum Arabicis coniuncti, velut I 66, IV cap. I, 2, paginae vel capita praefationum vel primi vel secundi vel quarti tomi intelleguntur.).

BW Beitr.: Beiträge zu Polybios von Theodor Büttner-Wobst. Jahresber. der Kreuzschule zu Dresden 1901. (Numeri Arabici additi paginas significant.)

Ceterum usi sumus Athenaei editione Kaibeliana, Diodori Dindorfiana, Suidae Bernhardyana.

Indices composuimus novos adhibitis tamen iis, quae Schweighaeuser et Hultschius summa cum diligentia in

unum contulerunt; praeterea conspectum Polybii historiarum, in quo Olympiadum anni ad Varronianam et nostram aeram referuntur, addidimus.

Denique Franciscus Polandius, vir amicissimus, ut in prioribus edendis voluminibus me adiuvit in perlegendis plagulis, quae erant typis modo expressae, ac multa errata typographica, quae me fugerant, curavit tollenda, ita hoc quoque in tomo multa menda, quae operarum culpa irrepserant, pro sua oculorum acie insigni indagavit et expulit.

Scribebam Dresdae mense Ianuario a. MCMIV.

ARGUMENTA.

FRAGMENTA LIBRI XX.

OLYMP. 147, 1.

I. RES GRAECIAE.

Cap. I. Apocleti Aetolorum. Cum illis consultat Antiochus.
Cap. II. Boeotorum ad Antiochi legationem responsum.
Cap. III. Antiochus Chalcide hibernat. Postulata Epirotarum et Eleorum. Responsum regis.
Cap. IV. Boeotorum pristina gloria minuta. Abaeocritus praetor. Boeoti cum Achaeis adversus Aetolos.
Cap. V. Boeoti Aetolis se adiungunt, Macedonibus se tradunt. Neo Boeotus demeretur Antigonum. Brachyllas, Neonis f., Spartae praefectus.
Cap. VI. Perditus status reipublicae Boeotorum. Opheltas. Conviviorum sodalitates. Megarenses a Boeotis transeunt ad Achaeos. Boeoti frustra invadunt Megarenses.
Cap. VII. Boeoti Antiochum Thebis recipiunt.
Cap. VIII. Euboea nupta Antiocho. Victus ad Thermopylas Antiochus Asiam repetit, amisso toto fere exercitu.
Cap. IX. Heraclea capta a Romanis. Pacem petunt Aetoli a M'. Acilio Glabrione cos. In fidem Romanorum se dedunt.
Cap. X. Leges Aetolis dictae. Catenis terrentur eorum legati. Indutiae dantur Aetolis. Leges pacis reiciunt.
Cap. XI. Nicandri Aetoli res. Corax. Aperantea.
Cap. XII 1—7. Philopoemen a Lacedaemoniis corona donatur. Eius contio in curia Lacedaemoniorum.

II. FRAGMENTUM INCERTAE SEDIS.

Cap. XII 8. Multum interest inter ea quae oculatus testis narrat et ea quae auditione accipiuntur.

FRAGMENTA LIBRI XXI.

A. OLYMP. 147, 2.

I. RES ITALIAE.

Cap. I. Legatio Lacedaemoniorum ad Romanos et responsum senatus.
Cap. II. Supplicatio Romae. Aetolorum legati.
Cap. III. Studium Philippi in Romanos. Demetrius obses patri remittitur. Armenas Nabidis f.

II. RES GRAECIAE.

Cap. III[b]. Diophanes dux auxiliorum Achaicorum.
Cap. IV. L. et P. Scipio in Graeciam adveniunt. Athenienses pro Aetolis intercedunt. Aetolorum legatio ad Scipiones irrita.
Cap. V. Deliberant Aetoli cum legatis Atheniensium. Indutias a Scipionibus impetrant. M'. Acilius de provincia decedit.

III. RES ASIAE.

Cap. VI. Romanum praesidium Phocaeae. Phocaeensium factiones. Eorum legatio ad Seleucum Antiochi f. Phocaeam Seleucus petit. Galli sacerdotes.
Cap. VII. Trullae igniferae Pausistrati classis Rhodiae praefecti. Ex eventu, non ex ratione iudicant homines.
Cap. VIII. Scipiones litteras dant ad L. Aemilium et Eumenem de indutiis cum Aetolis factis. Eadem ab Aetolis nuntiantur Antiocho et Seleuco.
Cap. IX. Diophanis Megalopolitani virtus bellica.
Cap. X. Antiochus de pace agit. L. Aemilius cum sociis consultat. Eumenis oratio. Reicitur pax.
Cap. XI. Prusiam sollicitat Antiochus. Scipionum litterae ad Prusiam. C. Livius legatus.
Cap. XII. Piratae Romanorum classem videntes fugiunt.
Cap. XIII. Romani Hellespontum traiciunt. Antiochi mandata ad Scipiones. Stativa agunt Romani ad Hellespontum. P. Scipio Saliorum collegio ascriptus.
Cap. XIV. Oratio legati Antiochi. Consulis responsum.
Cap. XV. Mandata ad P. Scipionem. Huius responsum. Durat bellum.
Cap. XVI. Sardibus Romani potiuntur. Zeuxis et Antipater, Antiochi legati, pacem petunt.
Cap. XVII. Pacis leges. Legati Romam mittuntur.

B. OLYMP. 147, 3.

I. RES ITALIAE.

Cap. XVIII. Omnes fere Asiae populi senatum adeunt. Eumenis oratio ad patres. Ei senatus animum addit.
Cap. XIX. XX. XXI. Eumenis oratio.
Cap. XXII. XXIII. Probata senatui haec oratio. Smyrnensium et Rhodiorum legati. Rhodiorum oratio.
Cap. XXIV. Pax cum Antiocho confirmatur. Decem legati in Asiam decernuntur. Rhodii de Solis petunt. Scipiones et L. Aemilius redeunt.

II. RES GRAECIAE.

Cap. XXV. Amynander apud Scipiones deprecatur. Aetoli Amphilochiam, Aperantiam, Dolopiam subigunt. Damoteles Romam legatus. M. Fulvius adversus Aetolos mittitur.
Cap. XXVI. Cum Epirotis Fulvius consultat. Ambraciam oppugnat. Aetolorum legati ab Epirotis intercepti. Alexandri Isii avaritia a fortuna adiuta. Damoteles iterum Romam missus.
Cap. XXVII. XXVIII. Ambracia a Fulvio obsessa.
Cap. XXIX. Legati Atheniensium et Rhodiorum in castra Romanorum veniunt. Amynander Ambraciam intrat. Cum Aetolis de pace agitur. Ambracia se tradit.
Cap. XXX. Pax Aetolis data. Ambracia Pyrrhi olim regia. Fulvi s ad Argos Amplilochium castra ponit.
Cap. XXXI. Legati Romam mittuntur. Philippus studet pacem impedire. Leo Atheniensis pro Aetolis verba facit.
Cap. XXXII. Pax cum Aetolis firmatur.
Cap. XXXII[b]. M. Fulvius cos. Samen capit.
Cap. XXXII[c]. H nestas cum utilitate raro conspirat. Philopoemen utriusq e rei studiosus.

III. RES ASIAE.

Cap. XXXIII. Belli Gallograeci initium. Cn. Manlius et Attalus.
Cap. XXXIV. Moagetes, Cibyrae tyrannus, Manlio se tradit.
Cap. XXXV. Colobatus amnis. Isindenses legati a Manlio adversus Termessi incolas auxilium petunt.
Cap. XXXVI. Manlius capit Cyrmasa et Lysinoen. Sagalassi regionem infestat.

Cap. XXXVII. Eposognatus Romanorum amicus. Tolistobogii. Galli matris Idaeae. Eposognati legati Manlium ad Gordium conveniunt. Olympus.
Cap. XXXVIII. Chiomarae, uxoris Ortiagontis, magnitudo.
Cap. XXXIX. Tectosages Romanis insidias parant.
Cap. XL. Ariarathes.

C. OLYMP. 147, 4.

RES ASIAE.

Cap. XLI. Legatis civitatum Asiaticarum Manlius respondet. Gallorum et Ariarathis legati. Manlii responsa. Pecuniam et frumentum Manlius ab Antiocho accipit.
Cap. XLII. Praefectus praesidii Pergae urbem Manlio tradit. Roma legati adveniunt. Manlius Lucium fratrem adversus Oroandenses mittit. Cum decem legatis confert.
Cap. XLIII. XLIV. Foedus cum Antiocho.
Cap. XLV. Manlius Ariarathem in amicitiam recipit.
Cap. XLVI. Decem legati res Asiae constituunt.
Cap. LXVII. Manlius in reditu a Thracibus vexatur.

FRAGMENTA LIBRI XXII.

Cap. I. Quae ex Pol. libro XXII. excerpenda et titulo Constantiniano *περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους* sint inserenda.
Cap. II. Quae ex Pol. libro XXII. excerpenda et titulo Constantiniano *περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς* sint inserenda.

A. OLYMP. 147, 4.

RES GRAECIAE.

Cap. III. Lacedaemonii Romae Philopoemenem accusant. M. Aemilius Lepidus cos. Ptolemaeus V. Epiphanes societatem cum Achaeis renovat. Eius dexteritas.
Cap. IV. Boeotorum turbae. Romani Zeuxippum restituere volunt, quem Boeoti non recipiunt. Achaei frustra intercedunt. Initium belli commode sopitum.
Cap. V. Rhodiorum controversia cum Lyciis.

B. OLYMP. 148, 1.

I. RES ITALIAE.

Cap. VI. Eumenes Thraciae urbes repetit. Maronitarum exsules et alii Philippum Romae accusant. Q. Caecilius Romanorum legatus. Aeniorum dissidia.

II RES GRAECIAE.

Cap. VII. Aristaenus praetor Achaeorum. Concilium Achaeorum Megalopoli. Eumenes insigne donum Achaeis offert. Seleuci legati. Nicodemus legationem renuntiat. Eumenis legati.

Cap. VIII. Apollonidas ad dona regis spernenda hortatur. Aeginetae libertatem ab Eumene repetunt. Eumenis largitio respuitur.

Cap. IX. Lycortae oratio de Ptolemaei foedere. Aristaenus Philopoemenis et Lycortae absurditatem nudat. Seleuci legati.

Cap. X. Q. Caecilius obiurgat Achaeos. Ei Aristaenus et Diophanes assentiuntur. Caecilio respondent Philopoemen et Lycortas. Caecilio concilium negatur. Aristaenus Achaeis suspectus

C. OLYMP. 148, 2.

I. RES ITALIAE.

Cap. XI. Q. Caecilius legationem renuntiat. Philippi causa. Apollonidas Achaeorum legatus. Areus et Alcibiades Spartani.

Cap. XII. Achaei et Spartani causam suam agunt. App. Claudius legatus in Macedoniam et Graeciam. Achaei cum Caecilio disceptant.

II. RES MACEDONIAE.

Cap. XIII. Caedes Maroneae a Philippo editur.

Cap. XIV. Eadem. Philippus Cassandrum veneno tollit. Romanis infensus Demetrium filium Romam mittit.

III. RES GRAECIAE.

Cap. XV. Lites Gortyniorum cum Cnosiis.

D. OLYMP 148, 3.

RES AEGYPTI.

Cap. XVI. Ptolemaei V. crudelitas.

Cap. XVII. Ptolemaeus V. Lycopolin obsidet. Saevit in supplices. Aristonicus. Polycrates.

E. OLYMP. 148, 4.

I. RES MACEDONIAE ET GRAECIAE.

Cap. XVIII. Causae belli Romanorum cum Perseo perperam indicatae. Plerique scriptores nesciunt, quid inter praelusionem

intersit et causam, et rursus inter praelusionem belli et principium. Horum differentia exemplo belli Persici confirmata.
Cap. XIX. Philopoemenem de mutata erga Archonem praetorem sententia improbat Polybius. Sollertia a malitia longe discrepat.

II. RES ASIAE.

Cap. XX. Apollonis Eumenis mater. Pietas Eumenis et Attali in eam.
Cap. XXI. Ortiagon Galatarum regulus.

III. RES AEGYPTI.

Cap XXII. Aristonicus eunuchus strenuus.

FRAGMENTA LIBRI XXIII.

A. OLYMP. 149, 1.

I. RES ITALIAE.

Cap. I. Plurimae legationes ex Graecia, Macedonia, Asia missae Romam. Athenaeus Eumenis frater. Demetrius et Philippi accusatores.
Cap. II. Demetrius patris causam agit. Senatus responsum.
Cap. III. Eumenis legati. Demetrio invident Philippus et Perseus.
Cap. IV. Lacedaemoniorum legati. Senatus III viros eligit. Xenarchus Achaeorum legatus. Q. Marcius in Macedoniam et Peloponnesum legatus.
Cap. V. Dinocrates Messenius Romam legatus. Amicus T. Quinctii. Eiusdem ingenium. Philopoemen irritum reddit Quinctii et Dinocratis consilium.

II. RES GRAECIAE.

Cap. VI. Legati ab exsulibus Lacedaemoniorum missi a piratis necantur.

III. RES MACEDONIAE.

Cap. VII. Macedones Demetrio favent. Eidem Philippus et Perseus invident.
Cap. VIII. Q. Marcius legatus in Macedoniam. Romanis invitus paret Philippus. Eius expeditio in Thraciam.

B. OLYMP. 149, 2.

I. RES ITALIAE.

Cap. IX. Legationes Romam missae. Legati Eumenis, Pharnacis, Philippi, Achaeorum, Lacedaemoniorum. Rhodiorum legati de calamitate Sinopensium. Q. Marcius Macedoniae et Peloponnesi res exponit.

II. RES MACEDONIAE.

Cap. X. Philippi consilia exitiosa. Cives urbium maritimarum in Emathiam traducit. Aliud saevum consilium. Mutuae insidiae filiorum Philippi. Lustratio exercitus Macedonum.
Cap. XI. Fragmentum orationis Philippi ad filios discordes.

III. RES GRAECIAE.

Cap. XII. Ultima Philopoemenis expeditio. Eius mors.
Cap. XIII. Laudes Hannibalis.
Cap. XIV. Laudes Scipionis maioris.
Cap. XV. Fruges hostium corrumpere non laudabile est.
Cap. XVI. Messenii Achaeis se tradunt. Philopoemenis percussores puniuntur.
Cap. XVII. Messene per Lycortam in foedus Achaeorum recepta. Romani Achaeis inconstanter respondent. Achaeorum concilium Sicyone. De Sparta in reipublicae societatem re cipienda deliberant. Duo exsulum genera. Diophanes a Lycorta dissentit.
Cap. XVIII. Sparta in foedus Achaeorum recipitur. Legationes Romam missae ab Achaeis, Lacedaemoniis, Lacedaemoniorum exsulibus.

FRAGMENTA LIBRI XXIV.

A. OLYMP. 149, 3.

I. RES ITALIAE.

Cap. I. Legati Romam veniunt Lacedaemoniorum, Lacedaemoniorum exsulum, Achaeorum, Eumenis, Ariarathis, Pharnacis.

II. RES GRAECIAE.

Cap. II. Res exsulum Lacedaemoniorum. Achaeorum indulgentia in Messenios.
Cap. III. In Creta magnarum rerum initia commoventur.

III. RES MACEDONIAE.

Cap. IV. Haemus mons.

B. OLYMP. 149, 4.

I. RES ITALIAE.

Cap. V. Indutiae cum Pharnace factae. Attalus Romae magnifice exceptus.

II. RES GRAECIAE.

Cap. VI. Ptolemaeus V. decem naves Achaeis offert. Lycortas, Polybius, Aratus legati ad Ptolemaeum mittendi nominantur, sed cum Ptolemaeus moriatur, haec legatio patriae fines non excedit.

Cap. VII. Chaeron Spartanus plebem demeretur. Pecuniam publicam dissipat. Apollonidam occidit. In vincula conicitur.

Cap. VIII. Hyperbatus Achaeorum praetor. Deliberatio de exsulibus Lacedaemoniis. Achaei legatos Romam mittunt.

Cap. IX. Callicrates Romam legatus Achaeorum libertatem prodit. Eius oratio ad senatum.

Cap. X. Exsulum Lacedaemoniorum petitio. Callicrati senatus morem gerit. Callicrates auctor malorum Achaeis. Praetor Achaeorum creatur.

Cap. XI. Comparatio Aristaeni et Philopoemenis. Utriusque ingenium et natura. Aristaeni institutum in republica. Philopoemenis institutum.

Cap. XII. Institutum suum Aristaenus in contione defendit adversante Philopoemene.

Cap. XIII. Philopoemenis responsum. Huius consilium praeclarum, Aristaeni honestum. Aristaenus Romanis benevolentior quam Philopoemen.

III. RES ASIAE.

Cap. XIV. Pharnaces Galatiam et Cappadociam invadit. Ei occurrit Eumenes. Attalus Roma redit. Cassignatus et Gaezatorix. Ariarathes Cappadociae rex.

Cap. XV. Romanorum legati pacem componere student. Pharnaces renititur. Eumenes Rhodiis succurrit.

FRAGMENTA LIBRI XXV.

A. OLYMP. 150, 1.

I. RES HISPANIAE.

Cap. I. Tiberius Sempronius Gracchus Celtiberorum trecenta urbes delet.

II. RES ASIAE.

Cap. II. Pharnaces ab Eumene et Ariarathe pacem petit. Formula foederis. Reguli foedere comprehensi.

B. OLYMP. 150, 2.

RES MACEDONIAE.

Cap. III. Initia regni Persei. Populi favorem is sibi conciliat. Eius laus. Philippi varium ingenium.

C. OLYMP. 150, 3.

I. RES ITALIAE.

Cap. IV. Ti. Gracchus C. Claudius cos. Lyciorum legati Romam missi Rhodios accusant crudelitatis. Responsum senatus Romani. Persei sponsa deducta a Rhodiis.

II. RES RHODIORUM.

Cap. V. Romanorum legati ad Rhodios. Nova legatio Rhodiorum Romam missa.

D. OLYMP. 150, 4.

RES ITALIAE.

Cap. VI. Dardaniorum et Thessalorum legati Romam missi de Bastarnis et de Perseo queruntur. A. Postumius legatus.

FRAGMENTA LIBRI XXVI.

OLYMP. 151.

RES ANTIOCHI IV. EPIPHANIS.

Cap. I[a]. I. Antiochus Epimanes potius quam Epiphanes.

FRAGMENTA LIBRI XXVII.

A. OLYMP. 152, 1.

I. BELLUM PERSICUM.

Cap. I. Ismenias Boeotus. Q. Marcius legatus in Boeotiam. Factiones Thebis. Neon et Hippias.

Cap. II. Legati Romanorum Chalcide. Thebani Romanis se tradunt. Servius Cornelius Lentulus. Boeotorum respublica divulsa. Archon Achaeorum praetor.
Cap. III. Ti. Claudius, A. Postumius, M. Iunius. Hagesilochus Rhodiorum prytanis. Rhodii Romanis classem offerunt.
Cap. IV. Rhodios ad partes suas Perseus invitat, sed Romanis fidem servant.
Cap. V. Coronaei, Thisbaei, Haliartii Perseo favent.
Cap. VI. Solon et Hippias Persei legati. Senatus edictum.
Cap. VII. C. Lucretius praetor per aliptam Rhodiis litteras mittit. Dinon et Polyaratus Perseo favent. Eumenes Rhodiis suspectus. Aliptes ridetur. Dinon Rhodios frustra sollicitat. Naves Romanis mittunt. Diophanes.
Cap. VIII. Perseus ex sententia concilii legatos ad Licinium consulem mittit. Romani in rebus adversis pervicaces. Perseus nihil proficit.
Cap. IX. Romanis a Perseo equestri proelio victis Graeci plaudunt. Clitomachi Thebani et Aristonici Aegyptii certamen athleticum. Adversario faventes spectatores Clitomachus alloquitur. Aristonicus devictus.
Cap. X. Quae his certaminibus fieri solet vulgi conversio, eadem tunc erga Perseum.
Cap. XI. Cestrosphendone.
Cap. XII. Cotys Thrax Persei socius.

II. RES AEGYPTI.

Cap. XIII. Ptolemaeus, Cypri praefectus, Ptolemaeo VI. Philometori fidus manet.

B. OLYMP. 152, 2

I. BELLUM PERSICUM.

Cap. XIV. Perseus a Rhodiis captivos redimit. Diophanis socii navales. Dinon et Polyaratus.
Cap. XV. Charops maior Epirota. Charops minor Romae educatus Antinoum et Cephalum calumniatur. Cephalus vir probus. Nicander et alii Aetoli Romam abducti. Cephalus sibi consulit.
Cap. XVI. A. Hostilio consuli in Epiro insidiae parantur. Aous amnis. Nestor Cropius.

II. RES ASIAE.

Cap. XVII. Pharnaces rex iniustissimus.
Cap. XVIII. Attali amor in Eumenem fratrem.

Cap. XIX. Antiochus legatos de Ptolemaei iniuriis Romam mittit.
Cap. XX. Maxima vis opportunitatis. Multi honestatis cupidi, pauci ad eam adipiscendam incumbunt.

FRAGMENTA LIBRI XXVIII.

OLYMP. 152, 3.

I. RES ITALIAE.

Cap. I. Bellum de Coelesyria. Antiochi et Ptolemaei iura. Utriusque mandata ad senatum. Responsum senatus.
Cap. II. Rhodiorum legati frumentum ex Sicilia petunt. Excusant factionum dissidia.

II. BELLUM PERSICUM.

Cap. III. A. Hostilius proconsul. C. Popilius, Cn. Octavius legati ad Thebanos et Achaeos.
Cap. IV. V. Popilius legatus ad Aetolos et Acarnanes.
Cap. VI. Archon praetor Achaeorum; Polybius magister equitum.
Cap. VII. Archon Romanorum amicus. Attalus cum Achaeis de honoribus Eumenis agit. Polybii oratio. Eumeni restituuntur honores.
Cap. VIII. Perseus Genthium ad societatem invitat. Eius responsum. Perseus denuo mittit legatos.
Cap. IX. Tertia legatio Persei ad Genthium. Persei occaecatio Graecis fuit saluti.
Cap. X. Persei obiurgationes Hippiae reprehenduntur.
Cap. XI. Heracleum, Macedoniae oppidum, a Romanis captum.

III. RES GRAECIAE.

Cap. XII. Achaei Romanis auxilia adversus Perseum offerunt. Polybius legatus ad Q. Marcium consulem. Achaeorum legati ad Attalum. Ptolemaei Physconis anacleteria.
Cap. XIII. Polybius legatus ad Q. Marcium consulem. Achaeorum auxilia a Marcio repudiata. Appius Cento auxilia ab Achaeis petit, quae ei negantur Polybio auctore.
Cap. XIV. Cydoniatarum perfidia in Apolloniatas.
Cap. XV. Cydoniatae adversus Gortynios ab Eumene auxilium petunt.
Cap. XVI. Rhodiorum legatio ad Romanos. Polybii ratio digerendi historiam synchronisticam.
Cap. XVII. Q. Marcius ad Heracleum. Rhodiis benigne respondet. Res Coelesyriae iis commendat. Legati Rhodum redeunt.

IV. BELLUM ANTIOCHI IV.
CUM PTOLEMAEO PHILOMETORE.

Cap. XVIII. Antiochi natura.
Cap. XIX. Ad Antiochum mittuntur legationes Graecorum, quae in Aegypto aderant, et Ptolemaei regis.
Cap. XX. Graecorum legati pro Ptolemaeo deprecantur. Eulaeus belli auctor. Antiochi iura in Coelesyriam. Alexandriam pergit.
Cap. XXI. Ptolemaeo victo Eulaeus tutor suadet, ut cum thesauris in Samothracen fugiat.
Cap. XXII. Antiochi legati Romam missi.
Cap. XXIII. Rhodiorum legati ad Antiochum. Ptolemaeus minor restituitur.

FRAGMENTA LIBRI XXIX.

OLYMP. 152, 4.

I. RES ITALIAE.

Cap. I. Fragmèntum ex L. Aemilii Paulli oratione ad populum Romanum.
Cap. II. C. Popilius in Aegyptum legatus.

II. BELLUM PERSICUM.

Cap. III. Persei foedus cum Genthio.
Cap. IV. Eiusdem legatio ad Rhodios, ad Eumenem, ad Antiochum.
Cap. V. Persei et Eumenis deliberationes arcanae. In historia rem gravem silentio premere summae socordiae est.
Cap. VI. Multa Eumenis et Persei per legatos colloquia. Qua de causa Eumenes in Romanorum suspicionem venerit.
Cap. VII. Cum adverso Marte laborantem Perseum, Romanos autem summis incommodis conflictatos videret Eumenes, speravit se pacis conciliatorem fore. Hanc vero spem Perseo coëmendam offert per Cydam Cretensem.
Cap. VIII. Reges se mutuo fallere student. Callidissimus alter, alter avarissimus. Contentionis inter illos genus. Eumenes sua calliditate non potest Persei tenacitatem expugnare et ab incepto desistit. Omnis improbitatis origo avaritia.
Cap. IX. Per avaritiam suis commodis male consulunt homines. Quod quidem Eumeni contigit. Hoc etiam Perseo accommodandum esse demonstrat Polybius.

Cap. X. Rhodii pacem conciliaturi legatos et Romam atque ad consulem et ad Perseum et ad Cretenses mittunt.
Cap. XI. Rhodum legati Persei et Genthii adveniunt.
Cap. XII. Quaedam de rerum tractatione in hac historia universali. Polybii institutum plerisque scriptoribus contrarium.
Cap. XIII. Genthii ebriositas et crudelitas.
Cap. XIV. Plutarchus Nasicam secutus a Polybio dissentit. Scutum Ligustinum.
Cap. XV. Plutarchus Nasicam secutus a Polybio de Perseo Romanos aggrediente dissentit.
Cap. XVI. Defectus lunae.
Cap. XVII. Phalangem Macedonicam stupet Aemilius. Multa consilia, si verba spectas, probabilia operis periculum non sustinent. Persei ignavia.
Cap. XVIII. Persei fuga.
Cap. XIX. Astuta Rhodiorum legatio a senatu Romano explosa.
Cap. XX. Aemilii Paulli contio coram Perseo capto.
Cap. XXI. Demetrii Phalerei verba, quibus praesentem regni Macedonici ruinam vaticinatus esse videtur.

III. RES PERGAMI.

Cap. XXII. Galli Asiatici in Eumenis regnum incursionem faciunt.

IV. BELLUM ANTIOCHI IV. CUM PTOLEMAEIS FRATRIBUS.

Cap. XXIII. Duo fratres Ptolemaei simul regnant in Aegypto. Auxilia ab Achaeis petunt. Horum deliberatio. Callicrates dissuadet.
Cap. XXIV. Lycortas et Polybius suadent. Achaei dissentiunt de auxilio mittendo.
Cap. XXV. T. Numisius legatus ad Ptolemaeos et Antiochum. Achaei legatos ad conciliandos reges mittunt. Ptolemaei Lycortam et Polybium belli duces petunt.
Cap. XXVI. Antiochus bellum Ptolemaeo infert.
Cap. XXVII. Popilius Antiochum circulo circumscribit. Antiochus Aegypto excedit. Eius copias Popilius Cypro eicit. Aegyptus Ptolemaeis a Romanis servata.

FRAGMENTA LIBRI XXX.

A. OLYMP. 153, 1.

I. RES ITALIAE.

Cap. I. Attalus ab Eumene Romam missus vana spe inflatur.
Cap. II. Stratius ab Eumene submissus Attalum admonet.

Cap. III. Attali oratio apud senatum eiusque responsum. Aenus et Maronea. Romanorum legatio ad Gallograecos.
Cap. IV. Legatio Rhodiorum, quibus Romani irascuntur. Antonius tribunus pl. Cygneus cantus. Astymedis oratio ad senatum non probanda.
Cap. V. Nova Rhodiorum legatio. Potestas nauarchi Rhodii. Rhodiorum prudentia in contrahendis societatibus. Romanorum societatem operose ambiunt. Caunii ab iis desciscunt. Romani Cares et Lycios liberant.

II. RES GRAECIAE.

Cap. VI. Dinonis et Polyarati inconstantia. Varia hominum studia bello Persico.
Cap. VII. Qui propter studium Persei apertum ipsi se necaverunt, laudandi, vituperandi, qui hac de re non convicti timore manum sibi intulerunt Hippocrates et Diomedon Coi, Dinon et Polyaratus Rhodii.
Cap. VIII. Dinon et Polyaratus convicti Perseo favisse. Dinonis socordia.
Cap. IX. Polyaratus Romanis traditus Romamque deportatus.
Cap. X. Aemilius suas statuas columnis a Perseo structis imponit. Idem nonnullas Graeciae urbes adit. Olympici Iovis statuam admiratur.
Cap. XI. Caedes et tumultus apud Aetolos.
Cap. XII. Charops Epirota homo nequissimus.
Cap. XIII. Graecorum legationes ad Romanos in Macedonia. Eorundem legationes Romam. Causa Achaeorum, quos Callicrates calumniatur.
Cap. XIV. Aemilius ludos in Graecia edit.
Cap. XV. Aemilius septuaginta oppida Epiri evertit.

III. RES AEGYPTI.

Cap. XVI. Ptolemaeorum legatio Romam. Menalcidas Laco.

B. OLYMP. 153, 2.

I. RES ITALIAE.

Cap. XVII. Cotyis legatio.
Cap. XVIII. Prusiae turpis adulatio.
Cap. XIX. Eumenes Romam venire prohibetur. Reges Italia prohibentur. Eumenem Romani deprimunt. Legatis gratulantibus senatus datur.
Cap. XX. Atheniensium legatis petentibus Delus et Lemnus et Haliartiorum ager datur.

Cap. XXI. Rhodiorum legatio. Theaedetus Romae obit. Caunii exsules.
Cap. XXII. Genthius in triumpho ductus. Ludi Circenses. Certamen tibicinum. Saltatores. Pugiles.

II. RES GRAECIAE.

Cap. XXIII. Cretensium bellum intestinum. Rhodii denuo petunt societatem Romanorum, sed frustra.
Cap. XXIV. Peraeae incolarum deliratio.

III. RES ASIAE.

Cap. XXV. Antiochus IV. pompam magnificam ducit.
Cap. XXVI. Idem ludos celebrat.
Cap. XXVII. Idem Ti. Gracchum legatum excipit.

C. OLYMP. 153, 3.

I. RES ITALIAE.

Cap. XXVIII. Gallograecis libertas conceditur.

II. RES GRAECIAE.

Cap. XXIX. Callicrates eiusque socii omnibus invisi.

D. OLYMP. 153, 4.

RES ITALIAE.

Cap. XXX. Rhodiorum et Achaeorum legatio. Prusiae legatio adversus Eumenem. Romani Gallograecis favent.
Cap. XXXI. Rhodii deprecantur; cum iis societas iungitur.
Cap. XXXII. Achaei pro exsulibus Romam evocatis deprecantur. Iniquum senatus responsum. Exsules non remittuntur. Charopis et Callicratis insolentia.

FRAGMENTA LIBRI XXXI.

A. OLYMP. 154, 1.

I. RES ITALIAE.

Cap. I. Ti. Gracchus Cammanos subigit. Attalus et Athenaeus Romae respondent Prusiae calumniis. C. Sulpicius, M. Sergius legati in Graeciam et Asiam.
Cap. II. Demetrius obses Romae a senatu petit, ut in regnum Syriae restituatur. Eius postulatum senatus negat. Cn.

Octavius, Sp. Lucretius, L. Aurelius legati in Asiam et in Macedoniam et ad Ariarathem.
Cap. III. Ariarathes V. patri succedit. Amicitiam cum Romanis renovat.

II. RES GRAECIAE.

Cap. IV. Rhodiorum legatio Romam.
Cap. V. Calynda urbs Rhodiis se tradit.

III. RES ASIAE.

Cap. VI. C. Sulpicius Gallus cum Eumene acerbe agit. Quo gravius Romani Eumenem tractant, eo magis Graeci regem amplectuntur.
Cap. VII. Ariarathes amicitia cum Romanis renovata ossa matris et sororis a Lysia repetit.
Cap. VIII. M. Iunius legatus ad dirimendas discordias inter Trocmos et Ariarathem. Cn. Octavius, Sp. Lucretius legati ad tollendas controversias inter Gallos et Ariarathem.
Cap. IX. Antiochus IV. contra Dianae templum in Elymaide situm proficiscitur. Tabis, in oppido Persidis, obit.

B. OLYMP. 154, 2.

I. RES ITALIAE.

Cap. X. Aegypti regnum divisum inter duos fratres. Canuleius et Quintus legati. Astuta senatus consilia. T. Torquatus et Cn. Merula legati.
Cap. XI. Cn. Octavii caedes. Demetrius cum Polybio deliberat, sed eius consilium non sequitur.
Cap. XII. Diodorus Demetrii educator. Menyllus, legatus Ptolemaei maioris, Demetrium adiuvat.
Cap. XIII. Fugam parat Demetrius. Polybius aeger. Demetrius bibax. Polybii monita.
Cap. XIV. Demetrius simulat se venatum exire. Ostiae navem conscendit.
Cap. XV. Fuga sero comperta. Legatos in Asiam senatus decernit. Demetrius in Lycia.

II. RES ASIAE.

Cap. XVI. Artaxias Ariarathi obsecutus a facinore abstinet.

III. RES AFRICAE.

Cap. XVII. Ptolemaeus VII. Cyprum petit. T.Torqua Cn. tus, Merula legati.

Cap. XVIII. Ptolemaeus VI. Cypro cedere non vult. Ptolemaeus VII. ad Apin in Libya. Cyrenaei ab eo desciscunt. Catabathmus magnus. Tetrapyrgia. Ptolemaeus VII. a Cyrenaeis victus.
Cap. XIX. Legati Romani re infecta redeunt. Comanus et Ptolemaeus fratres legati.

C. OLYMP. 154, 3.

I. RES ITALIAE.

Cap. XX. Ptolemaeorum legati Romae. Senatus decretum. P. Apustius, C. Lentulus legati.

II. RES AFRICAE.

Cap. XXI. Lis de Emporiis prope Syrtin inter Masinissam et Poenos. Romanorum iudicium iniquum. Aphther. Poeni Emporia amittunt.

D. OLYMP. 154, 4.

I. RES ITALIAE.

Cap. XXII. Aemilii Paulli abstinentia.
Cap. XXIII. Scipionis minoris matura gloria. Eius notitia cum Polybio. Eiusdem ad Polybium oratio.
Cap. XXIV. Huius responsum. Inter eos amicitia.
Cap. XXV. Virtutes iuvenis Scipionis. Luxuria iuvenum Romanorum post bellum Persicum. Scipionis modestia et continentia, liberalitas et abstinentia.
Cap. XXVI. Aemiliae mors. Matronarum pompae. Scipionis mater. Hunc matronae laudant.
Cap. XXVII. Eius liberalitas in amitas. Lex Romana de dote. Ti. Gracchus et Scipio Nasica, generi Scipionis maioris, eius liberalitatem mirantur.
Cap. XXVIII. L. Aemilii obitus. Scipionis liberalitas in fratrem Fabium. Sumptus muneris gladiatorii. Liberalitas in sorores. Eiusdem continentia.
Cap. XXIX. Fortitudinis exercitatio est venatio. Polybius venationis socius Scipioni.
Cap. XXX. Hunc de Scipione narrationis excursum Polybius explicat.

II. RES GRAECIAE.

Cap. XXXI. Rhodii ab Eumene dona accipiunt, quod est vituperandum.

III. RES ASIAE.

Cap. XXXII. Reges Asiae legationes Romam mittunt. Prusias et Eumenes. Ariarathes.

Cap. XXXIII. Demetrius a Romanis rex appellatur. Ei favet Ti. Gracchus. Isocrates criticus.

FRAGMENTA LIBRI XXXII.

A. OLYMP. 155, 1.

I. RES ITALIAE.

Cap. I. Ariarathis legatio. Attalus Romam venit.

Cap. II. Demetrii legati interfectorem Cn. Octavii et Isocratem senatui tradunt eique coronam auream offerunt.

Cap. III. Leptines. Isocrates. Senatus responsum. Achaeorum legati exsulum libertatem petunt.

II. RES GRAECIAE.

Cap. IV. Lycisci morte Aetolia ex turbis eruitur.

Cap. V. Lyciscus Aetolus. Mnasippus Coronaeus. Chremas Acarnan. Charopis Epirotae nequitia. Myrto et Nicanor Charopis socii. Philotis Charopis mater et socia.

Cap. VI. Phoenice urbs Epiri. Charops Romam abit. Idem senatus consultum effingit.

B. OLYMP. 155, 2.

I. RES ITALIAE.

Cap. VII. Delii in Achaiam migrant. Res repetunt ab Atheniensibus. His de rebus legati Atheniensium et Achaeorum Romae.

II. RES PERGAMI.

Cap. VIII. Eumenis elogium.

C. OLYMP. 155, 3.

I. RES ITALIAE.

Cap. IX. Issensium et Daorsorum legati Romae.

Cap. X. Ariarathes Romae. Sex. Iulius L. Aurelius cos. Demetrii et Orophernis legati Romae.

II. RES ASIAE.

Cap. XI. Orophernes avaritia regnum amisit et periit. Rebus Cappadociae ante Graecas narratis reversus ad eas Polybius exponit Oropi vastationem ab Atheniensibus factam. In rebus adversis homines adversus amicos acerbi, sicut Orophernes contra Theotimum. Orophernis lascivia.

Cap. XII. Attalus Ariarathem restituit.

D. OLYMP. 155, 4.

I. RES ITALIAE.

Cap. XIII. Faunius a Dalmatis male acceptus. Iis bellum indictum.
Cap. XIV. Legati e Phoenice, Epiri urbe, Romae.

II. PRUSIAE BELLUM CUM ATTALO.

Cap. XV. Attalus a Prusia victus. Prusias in templa furit. Elaea. Thyatira. Hieracome. Apollo Cynneus Temni.
Cap. XVI. Athenaeus frater Attali Romam legatus. Romanorum legati in Asiam.

FRAGMENTA LIBRI XXXIII.

A. OLYMP. 156, 1.

I. RES ITALIAE.

Cap. I. Athenaeus Attali frater auditur. Legati in Asiam missi. Achaeorum legati de dimissione evocatorum.
Cap. II. Carneades, Diogenes, Critolaus Atheniensium legati.
Cap. III. Achaeorum nova legatio de dimissione evocatorum.

II. RES RHODIORUM.

Cap. IV. Aristocrates Rhodiorum praetor.

III. RES CYPRI.

Cap. V. Archias Cypri praefectus insulam Demetrio prodere studet, sed deprehensus suspendio finit vitam. Vani vana agitant.

IV. RES ARIARATHIS.

Cap. VI. Prienenses pecuniam ab Oropherne depositam Ariarathi tradere nolunt. Eos Ariarathes cum Attalo vexat.

B. OLYMP. 156, 2.

I. RES ITALIAE.

Cap. VII. Romani bellum inter Attalum et Prusiam dirimere student.
Cap. VIII. Massiliensium legati Romae queruntur de Liguribus.
Cap. IX. Ligures violant legatos Romanos. Flaminius vulneratur. Q. Opimius cos. contra illos missus.
Cap. X. Oxybii et Decietae bello victi se tradunt Opimio.
Cap. XI. Ptolemaeus minor Romae fratrem accusat. In Cyprum restituitur.

II. RES PERGAMI.

Cap. XII. Attalus coniunctus cum Ariarathe et Mithridate contra Prusiam. Romanorum legati Prusiae amicitiam renuntiant.
Cap. XIII. Athenaeus, Attali frater, classi praefectus. Novi Romanorum legati. Pax Attali cum Prusia.

C. OLYMP. 156, 3.

I. RES ITALIAE.

Cap. XIV. Achaei dimissionem evocatorum frustra petunt.
Cap. XV. Heraclides cum Laodice et Alexandro Romae. Rhodiorum legatio de bello Cretico.

II. BELLUM RHODIORUM CUM CRETENSIBUS.

Cap. XVI. Cretenses et Rhodii ab Achaeis auxilia petunt. Variae in concilio Achaeorum sententiae. Antiphatas. Telemnastus. Callicrates.
Cap. XVII. Mala Rhodiorum consilia.

D. OLYMP. 156, 4.

RES ITALIAE.

Cap. XVIII. Attalus Eumenis filius, Demetrius, Heraclides cum Laodice et Alexandro Romae.

II. RES SYRIAE.

Cap. XIX. Demetrius ebriosus.

E. FRAGMENTA INCERTAE SEDIS.

Cap. XX. XXI. Fragmenta minora.

FRAGMENTA LIBRI XXXIV.

A. FRAGMENTA GRAECA.

I. GENERALIA NONNULLA. DE ARGUMENTO HUIUS LIBRI.

Cap. I. Geographica Polybius peculiari libro Historiarum suarum complexus est. Argumentum huius libri.

II. DE ULIXIS NAVIGATIONE, PROPE SICILIAM PRAESERTIM.

Cap. II. Homerus ficta cum veris conectit. Aeolus, Danaus, Atreus. Res veras Homerus poëtice exprimit. Thymni pisces.
Cap. III. Venatio xiphiae piscis. Scylla et Charybdis.
Cap IV. Tres partes poësis. Homerus philosophorum more scribit. Fretum Siculum veteres cavent.

III. CONTRA PRIORES SCRIPTORES GEOGRAPHICOS DISPUTAT POLYBIUS.

Cap. V. Contra Pytheam. Thule insula. Pulmo marinus. Pytheas fide non dignus.
Cap. VI. Contra Dicaearchum de distantia a Pelopenneso ad fretum Herculis.
Cap. VII. Contra Erathosthenem de longitudine Hispaniae, de Gallis in Hispania, de longitudine Europae ac de eius promunturiis.

IV. DE LUSITANIA.

Cap. VIII. Thynnus glande vescitur. Lusitaniae felix caelum.

V. DE HISPANIA.

Cap. IX. Turdetani et Turduli Hispaniae populi. Celtae. Columnae. Fons natura singularis Gadibus. Metalla argentea. Glebae amnibus devectae. Ana flumen. Segesama et Intercatia. Luxuria regis Hispani.

VI. DE GALLIA.

Cap. X. Pisces sub terra. Rhodani ostia. Corbilo emporium. Alces in Alpibus. Aurum apud Tauriscos Noricos. Alpium magnitudo et altitudo. Earum transitus et lacus.

VII. DE ITALIA.

Cap. XI. Vinum arbustivum. Iter ab Apulia ad fretum. Etruriae longitudo. Crater. Opici et Ausones. Lacinium. Crateres.

VIII. DE THRACIA, MACEDONIA, GRAECIA.

Cap. XII. Mensurae variae distantiarum.

IX. DE ASIA.

Cap. XIII. Artemidorus fide dignus.

X. DE ALEXANDRIA, AEGYPTI URBE.

Cap. XIV. Tria genera incolarum Alexandriae.

B. FRAGMENTA LATINA.

Cap. XV. Varia fragmenta.

FRAGMENTA LIBRI XXXV.

A. OLYMP. 157, 1.

BELLUM CELTIBERICUM.

Cap. I. Igneum bellum contra Celtiberos.

Cap. II. M. Claudius in Hispania. Legatio Bellorum et Tittorum. Oratio sociorum. Aravacarum legatio et eorum oratio.

Cap. III. M. Claudio diffidit senatus. A. Postumius L. Licinius Lucullus cos.

Cap. IV. Romana iuventus bellum timet. Scipio ad bellum se offert.

Cap. V. Scipionis certamen singulare cum Hispano.

B. OLYMP. 157, 2.

ACHAEORUM EXSULES LIBERANTUR.

Cap. VI. Catonis dictum de Achaeis. Eorum exsules liberati.

FRAGMENTA LIBRI XXXVI.

A. OLYMP. 157, 3.

I. BELLUM PUNICUM TERTIUM.

Cap. I. Quomodo contiones et colloquia virorum rei publicae gerendae peritorum tractentur.
Cap. II. Ad inferendum Poenis bellum Romani praetendunt causam speciosam.
Cap. III. Belli Punici tertii primordia. Uticenses Romanis se tradunt. Poenorum legati Romam res senatui tradentes.
Cap. IV. Quid sit Romanis se tradere. Senatus Poenorum legatis respondet. Illi Carthaginem redeunt.
Cap. V. Magonis Bruttii oratio. Poeni obsides mittunt. Q. Fabius Maximus praetor Siciliae.
Cap. VI. Romani ad Uticam. Magnae opes Poenorum.
Cap. VII. Stupor ac furor Poenorum responsum Romanorum audientium.
Cap. VIII. Hamilcar Poenorum dux. Scipionis virtus. Catonis de eo dictum.

II. RES GRAECIAE.

Cap. IX. Sententiae hominum diversae de Romanis bellum Punicum suscipientibus et de Pseudophilippo.
Cap. X. Perguntur.
Cap. XI. Polybius a M. Manilio ex Achaia Lilybaeum arcessitur
Cap. XII. Quomodo Polybius de se ipso soleat exponere.
Cap. XIII. Callicratis statuae abiectae, Lycortae restitutae. Homines rerum novarum studiosi auctores mutationum.

III. RES BITHYNIAE.

Cap. XIV. Romanorum legati ad pacem inter Prusiam et Nicomedem componendam.
Cap. XV. Prusiae mores et ingenium. Subiectorum animi ab eo alieni.

B. OLYMP. 157, 4.

I. BELLUM PUNICUM TERTIUM.

Cap. XVI. Masinissae obitus et elogium. Eius filii. Eius merita de agricultura. Scipio Cirtae res constituit. Masinissae simplex victus.

II. BELLUM MACEDONICUM.

Cap. XVII. Quarum rerum causae non perspiciuntur, perperam ad deos referuntur. Hominum paucitas in Graecia his temporibus, cuius rei causa perspici et remedium inveniri potest. Prodigiosum vero Macedonum fatum irae deorum videtur esse imputandum.

FRAGMENTA LIBRI XXXVII.

OLYMP. 158, 1.

Cap. I. Museum locus ad Olympum Macedoniae.

FRAGMENTA LIBRI XXXVIII.

OLYMP. 158, 2.

I. EX PROOEMIO.

Cap. I. De Graeciae infortunio. Graecorum calamitas his temporibus maior etiam videtur Poenorum rebus adversis.

Cap. II. III. Antiquiores Graeciae calamitates praesentibus non conferendae.

Cap. IV. Acerbitatis accusationem his de rebus repellit Polybius. Omni rei veritatem scriptor anteferre debet.

Cap. V. Rerum narratio consulto variata. Natura nulla in re constans et perpetua. Omnes sensus variatione gaudent, multo magis et animus.

Cap. VI. Veteres scriptores in narrandis rebus vario dicendi genere solent uti. Huius rei exemplum. Polybii in historiis institutum.

II. BELLUM PUNICUM TERTIUM.

Cap. VII. Hasdrubal Poenorum dux. Gulussa Numidarum rex. Huius cum illo colloquium.

Cap. VIII. Gulussa et Scipio. Huius mandata ad Hasdrubalem.

III. BELLUM ACHAICUM.

Cap. IX. Aurelius legatus ex Achaia redit. Sex. Iulius Caesar legatus ad Achaeos. Cum iis senatus leniter agit.

Cap. X. Sex. Iulius Caesar cum Achaeis agit. Diaeus et Critolaus gentis pestes. Achaeorum responsum.

Cap. XI. Sextus Tegeam pergit. Decipitur a Critolao, qui Achaeos ad odium Romanorum concitat.

Cap. XII. XIII. Q. Caecilius praeses Macedoniae legatos ad Achaeos mittit. Legati Romani e contione eiecti. Critolaus ad bellum Romanorum Achaeos incitat.

Cap. XIV. Pytheas Thebanus altera belli fax. Bellum Achaicum.
Cap. XV. Critolaus obit. Diaeus praetor servos liberat, pecuniam ac milites Achaeis imperat.
Cap. XVI. Achaei occaecati. Elei et Messenii. Patrensium clades et desperatio. Graeciae summa perturbatio. Thebani ex urbe profugi.
Cap. XVII. Metellus condiciones pacis offert. Diaeus pacem respuit. Huius socii.
Cap. XVIII. Necant Sosicratem. Andronidas pretio se redimit. Diaeus saevit in Philinum. Periissent Achaei, ni cito periissent.

IV. EXCIDIUM CARTHAGINIS.

Cap. XIX[a]. Scipio portam Carthaginis subfodit.
Cap. XIX. Polybii consilium Scipioni datum eiusque responsum.
Cap. XX. Hasdrubal ad genua Scipioni accidit. Eius verba ad praesentes de illo. Transfugae aliquot muro conscenso in Hasdrubalem maledictis invehuntur. Sua quoque ei insultat uxor.
Cap. XXI. Magni viri est prae oculis in felicitate habere fortunae volubilitatem.
Cap. XXII. Carthaginis ruinam deflet Scipio.

FRAGMENTA LIBRI XXXIX.

A. OLYMP. 158, 3.

I. RES GRAECAE.

Cap. I. A. Postumius Graecarum litterarum ridicule studiosus. Catonis de eo iudicium. Reliqua Postumii vanitas.
Cap. II. Artium contemptus in evertenda Corintho.
Cap. III. Philopoemenis statuae in Graeciae urbibus conservatae. Eidem decretos honores deleri non patiuntur Mummius et decem legati Romani. Philopoemenis gloriam apud eos Polybius defendit, cui hac de re statuam marmoream Achaei ponunt.
Cap. IV. Diaei bona sub hasta veneunt. Polybii abstinentia.
Cap. V. Polybii in Achaeos merita. Per mandata decem legatorum singulas urbes idem adit et controversias diiudicat.
Cap. VI. Mummii integritas et indulgentia.

II. RES AEGYPTI.

Cap. VII. Ptolemaei VI. Philometoris mors et elogium.

B. OLYMP. 158, 4.

EX EPILOGO.

Cap. VIII. Mandatis confectis Polybius Romam redit. A diis precatur, ut eadem rerum condicio sibi maneat. Universi argumenti summarium.

FRAGMENTA LIBRI XL

cui indices inerant, non supersunt.

FRAGMENTA EX INCERTIS LIBRIS.

ADDENDA.

P. 2 ann. crit. 19 l. χρόνοισ P *Va* in erratis, καιροῖς *Va* in textu, del. *Be*
P. 70 ann. crit. 16 l. μοαγέτου Y *Ur* cet.
P. 134 ann. crit. 13 l. αὑτῶν· αὐτῶν Y, corr. *Ur*.
P. 188 lin. 7 l. *Σέρουιον*.
P. 212 lin. 5 l. *'Οκτάουιον*.
P. 293 ann. crit. 15 add.: τάκόλουθα coni. *BW Philol.* 1903, 554 ann. 31.
P. 449 ann. crit. 14 l. *οὐδ'* legit *Bo*.
P. 505 ann. crit. 1. l. *Philol.* 1890, 526 ann. 2 cet.
P. 518 lin. 15 l. τὸ ἦ.
P. *3 col. I lin. 5 l. Celtiberorum.
P. *88 col. II lin. 39 l. dii*s*.
P. *93 col. I lin. ultima l. diis.
P. *153 col. II lin. 36 l. *Μηθυμναῖοι*.

FRAGMENTA LIBRI XX.

OLYMP. 147, 1.

I. RES GRAECIAE.

Hu 1025] Be [1 899

Καὶ αὖθις Πολύβιος· *Τριάκοντα τῶν ἀποκλή-*
των προεχειρίσαντο τοὺς συνεδρεύσοντας μετὰ τοῦ
βασιλέως. Καὶ αὖθις· *Ὁ δὲ συνῆγε τοὺς ἀποκλήτους*
5 *καὶ διαβούλιον ἀνεδίδου περὶ τῶν ἐνεστώτων.* —

Ὅτι Φιλίππου πρεσβεύσαντος πρὸς Βοιωτοὺς οἱ 2
Βοιωτοὶ ἀπεκρίθησαν *τοῖς πρεσβευταῖς διότι παρα-*
γενομένου τοῦ βασιλέως πρὸς αὐτούς, τότε βουλεύ-
σονται περὶ τῶν παρακαλουμένων. —

10 Ὅτι *Ἀντιόχου διατρίβοντος ἐν τῇ Χαλκίδι καὶ τοῦ* 3
χειμῶνος καταρχομένου παρεγένοντο πρὸς αὐτὸν πρε-
σβευταὶ παρὰ μὲν τοῦ τῶν Ἠπειρωτῶν ἔθνους οἱ [900
περὶ Χάροπα, παρὰ δὲ τῆς τῶν Ἠλείων πόλεως οἱ περὶ
1026] *Καλλίστρατον. οἱ μὲν οὖν Ἠπειρῶται παρεκάλουν* 2
15 *αὐτὸν μὴ προεμβιβάζειν σφᾶς εἰς τὸν πρὸς Ῥωμαίους*

2—5 **Suid.** v. *ἀπόκλητοι*; v. Liv. 35, 45, 9; 46, 2, *Ni* 63, 175   3 *συνεδρεύοντας* Suid., corr. *Ca* 1019   **6—9 X 19ᵘ, O 118ᵘ s., U* 35,** *Ur* XI; v. Liv. 35, 50, 5, *Ni* 175   6 *Φιλίππου* excerptor posuit pro *Ἀντιόχου*, v. *Rei* 639   8 *αὐτούς* *Be*   **10—2, 13 X 19ᵘ s., O 119ʳ s., U* 35—37,** *Ur* XII; v. Liv. 36, 5, 1—8, *Ni* 12 s., 178   10 *χαλκίτιδι* Y, corr. *Ur*   11 *χειμῶνος* ex *χειμῶντος* O   13 *ἠλείων* U* *Ur*, *ἠλείων* Y Ernestus   15 *προεβιβάζειν* Y, *προεκβιβάζειν* *Ur*, corr. *Sch* auctore Ernesto lex. Pol. 95

πόλεμον, θεωροῦντα διότι πρόκεινται πάσης τῆς Ἑλλά-
3 δος πρὸς τὴν Ἰταλίαν· ἀλλ' εἰ μὲν αὐτὸς δύναται προ-
καθίσας τῆς Ἠπείρου παρασκευάζειν σφίσι τὴν ἀσφά-
λειαν, ἔφασαν αὐτὸν δέξασθαι καὶ ταῖς πόλεσι καὶ
4 τοῖς λιμέσιν· εἰ δὲ μὴ κρίνει τοῦτο πράττειν κατὰ τὸ 5
παρόν, συγγνώμην ἔχειν ἠξίουν αὐτοῖς δεδιόσι τὸν
5 ἀπὸ Ῥωμαίων πόλεμον. οἱ δ' Ἠλεῖοι παρεκάλουν
πέμπειν τῇ πόλει βοήθειαν· ἐψηφισμένων γὰρ τῶν
Ἀχαιῶν τὸν πόλεμον εὐλαβεῖσθαι τὴν τούτων ἔφοδον.
6 ὁ δὲ βασιλεὺς τοῖς μὲν Ἠπειρώταις ἀπεκρίθη διότι 10
πέμψει πρεσβευτὰς τοὺς διαλεχθησομένους αὐτοῖς ὑπὲρ
7 τῶν κοινῇ συμφερόντων, τοῖς δ' Ἠλείοις ἐξαπέστειλε
χιλίους πεζούς, ἡγεμόνα συστήσας Εὐφάνη τὸν Κρῆτα. —

4 Ὅτι Βοιωτοὶ ἐκ πολλῶν ἤδη χρόνων καχεκτοῦντες
ἦσαν καὶ μεγάλην εἶχον διαφορὰν πρὸς τὴν γεγενημένην 15
2 εὐεξίαν καὶ δόξαν αὐτῶν τῆς πολιτείας. οὗτοι γὰρ μεγά-
λην περιποιησάμενοι καὶ δόξαν καὶ δύναμιν ἐν τοῖς
Λευκτρικοῖς καιροῖς, οὐκ οἶδ' ὅπως κατὰ τὸ συνεχὲς
ἐν τοῖς ἑξῆς χρόνοις ἀφῄρουν ἀμφοτέρων αἰεὶ τῶν
3 προειρημένων, ἔχοντες στρατηγὸν Ἀβαιόκριτον. ἀπὸ 20

---

4 *δέξασθαι* Y *Ur BW*, *δέξεσθαι* vulgo post *Ca* 801
5 *λιμέσι* XU* *Ur*, *λιμέσιν* Y* *Ben* 278 *Di* *κρίνει* Y ante *Ur*, *κρίνοιο* U* *πράττει* O 6 *ἠξίου* Y, corr. *Ca* 801 7 *δ'* *Ben* 278 *BW*, *δὲ* Y *ἠλεῖοι* U* *Ur*, *ἠλεῖοι* Y* Ernestus
8 *πέμπει* O 12 *ἠλείοις* U* *Ur*, *ἠλείοις* Y* Ernestus
13 *ἐμφανῆ* Y, *εὐφανῆ* X ante *Ur*, corr. *Sch* 14—7, 16 P 304ᵘ—306ʳ, *Va* 102, Pᵐ *λόγοσ* $\overline{\kappa}$ *περὶ βοιωτων*, **Athen. 10 p. 418ᵃ**: *Πολύβιος δ' ὁ Μεγαλοπολίτης ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν φησιν ὡς Βοιωτοὶ μεγίστην δόξαν λαβόντες μετὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὁρμήσαντες ἐπ' εὐωχίας καὶ μέθας* (4, 6 s.) cet. cf. cap. 6, 5; v. Liv. 36, 6, *Ni* 178 19 *χρόνοισ* P *Hu*, *καιροῖς* *Va* vulgo, del. *Be* *αἰεὶ* P *Hu*, *ἀεὶ* *Va* vulgo
20 *ἀμαιόκριτον*|P, corr. Kumanudes *Ἀθήναιον* III, 168 *BW*, v. Plut. Arat. 16, Pomtowium Fleckeis. annal. 1897, 827

δὲ τούτων τῶν καιρῶν οὐ μόνον ἀφῄρουν, ἀλλ' ἁπλῶς εἰς τἀναντία τραπέντες καὶ τὴν πρὸ τοῦ δόξαν ἐφ' ὅσον οἷοί τ' ἦσαν ἠμαύρωσαν. Ἀχαιῶν γὰρ αὐτοὺς πρὸς 4 Αἰτωλοὺς ἐκπολεμωσάντων, μετασχόντες τούτοις τῆς 5 αὐτῆς αἱρέσεως καὶ ποιησάμενοι συμμαχίαν, μετὰ ταῦτα κατὰ τὸ συνεχὲς ἐπολέμουν πρὸς Αἰτωλούς. ἐμβαλόν- 5 των δὲ μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν τῶν Αἰτωλῶν ἐκστρατεύσαντες πανδημεί, καὶ τῶν Ἀχαιῶν ἠθροισμένων 1027] καὶ μελλόντων παραβοηθεῖν οὐκ ἐκδεξάμενοι τὴν 10 τούτων παρουσίαν συνέβαλον τοῖς Αἰτωλοῖς, ἡττηθέν- 6 τες δὲ κατὰ τὸν κίνδυνον οὕτως ἀνέπεσον ταῖς ψυχαῖς ὥστ' ἀπ' ἐκείνης τῆς χρείας ἁπλῶς οὐδενὸς ἔτι τῶν καλῶν ἀμφισβητεῖν ἐτόλμησαν οὐδ' ἐκοινώνησαν οὔτε πράξεως οὔτ' ἀγῶνος οὐδενὸς ἔτι τοῖς Ἕλλησι μετὰ [901 15 κοινοῦ δόγματος, ἀλλ' ὁρμήσαντες πρὸς εὐωχίαν καὶ 7 μέθας οὐ μόνον τοῖς σώμασιν ἐξελύθησαν, ἀλλὰ καὶ ταῖς ψυχαῖς.

Τὰ δὲ κεφάλαια τῆς κατὰ μέρος ἀγνοίας ἐχειρίσθη 5 παρ' αὐτοῖς τὸν τρόπον τοῦτον. μετὰ γὰρ τὴν προ- 2 20 ειρημένην ἧτταν εὐθέως ἐγκαταλιπόντες τοὺς Ἀχαιοὺς προσένειμαν Αἰτωλοῖς τὸ ἔθνος. ἀνελομένων δὲ καὶ 3 τούτων πόλεμον μετά τινα χρόνον πρὸς Δημήτριον τὸν Φιλίππου πατέρα, πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου Δημητρίου μετὰ δυνάμεως εἰς τὴν 25 Βοιωτίαν οὐδενὸς πεῖραν λαβόντες τῶν δεινῶν, ὑπέταξαν σφᾶς αὐτοὺς ὁλοσχερῶς Μακεδόσι. βραχέος (δ') 4 αἰθύγματος ἐγκαταλειπομένου τῆς προγονικῆς δόξης,

---

8 ἠθροισμένων P *BW*, ἠθροισμένων vulgo, v. *BW* I 77
15 εὐωχίας *Be* cum Athenaeo 18 ἀγνοίας P *Hu*, ἀνοίας *Va* vulgo 20 ἀχεοὺς P, corr. *Va* 26 μακεδῶσι P, corr. *Va* δ' add. *Ben* 278 *BW*, δὲ *Va* vulgo

ἦσάν τινες οἳ δυσηρεστοῦντο τῇ παρούσῃ καταστάσει
5 καὶ τῷ πάντα πείθεσθαι Μακεδόσι. διὸ καὶ μεγάλην
ἀντιπολιτείαν εἶναι συνέβαινε τούτοις πρὸς τοὺς περὶ
τὸν Ἀσκώνδαν καὶ Νέωνα, τοὺς Βραχύλλου προγόνους·
6 οὗτοι γὰρ ἦσαν οἱ μάλιστα τότε μακεδονίζοντες. οὐ 5
μὴν ἀλλὰ τέλος κατίσχυσαν οἱ περὶ τὸν Ἀσκώνδαν
7 γενομένης τινὸς περιπετείας τοιαύτης. Ἀντίγονος μετὰ
τὸν Δημητρίου θάνατον ἐπιτροπεύσας Φιλίππου, πλέων
ἐπί τινας πράξεις πρὸς τὰς ἐσχατιὰς τῆς Βοιωτίας πρὸς
Λάρυμναν, παραδόξου γενομένης ἀμπώτεως ἐκάθισαν 10
8 εἰς τὸ ξηρὸν αἱ νῆες αὐτοῦ. κατὰ δὲ τὸν καιρὸν τοῦ-
τον προσπεπτωκυίας φήμης ὅτι μέλλει κατατρέχειν
τὴν χώραν Ἀντίγονος, Νέων, ἱππαρχῶν τότε καὶ πάν-
τας τοὺς Βοιωτῶν ἱππεῖς μεθ' αὑτοῦ περιαγόμενος
1028] χάριν τοῦ παραφυλάττειν τὴν χώραν, ἐπεγένετο 15
τοῖς περὶ τὸν Ἀντίγονον ἀπορουμένοις καὶ δυσχρηστου-
9 μένοις διὰ τὸ συμβεβηκός, καὶ δυνάμενος μεγάλα βλάψαι
τοὺς Μακεδόνας ἔδοξε φείσασθαι παρὰ τὴν προσδοκίαν
10 αὐτῶν. τοῖς μὲν οὖν ἄλλοις Βοιωτοῖς ἤρεσκε τοῦτο
πράξας, τοῖς δὲ Θηβαίοις οὐχ ὅλως εὐδόκει τὸ γεγονός. 20
11 ὁ δ' Ἀντίγονος, ἐπελθούσης μετ' ὀλίγον τῆς πλήμης
καὶ κουφισθεισῶν τῶν νεῶν, τῷ μὲν Νέωνι μεγάλην
εἶχε χάριν ἐπὶ τῷ μὴ συνεπιτεθεῖσθαι σφίσι κατὰ τὴν
περιπέτειαν, αὐτὸς δὲ τὸν προκείμενον ἐτέλει πλοῦν

---

1 *οἳ δυσηρεστοῦντεσ* P, *οἱ δυσαρεστοῦντες Va* vulgo, corr. *BW* coll. 3, 112, 2. 4, 34, 6; 79, 5 8 *πλεον* (o in ras.) P, corr. *Va* 9 *τὰ ἔσχατα* P, corr. *BW* 9. 10 comma post *Βοιωτίας* delet et ponit post *Λάρυμναν Sch*; de Larymna boeotica v. Pomtowium Fleckeis. annal. 1897, 795 10 *λαβρύναν* P, corr. *Sch* auctore *Va* ann. 19 11 *εἰσ* P *Hu*, *πρὸς Va* vulgo 12 ante *φήμης* add. *τῆς Va* invito P, del. *BW*; v. 1, 39, 11. 21, 25, 8 13 *ἱππάρχων* P, corr. *Va* 14 *μετ' αὐτοῦ* P, corr. *Be*

εἰς τὴν Ἀσίαν. διὸ καὶ μετὰ ταῦτα, νικήσας Κλεο- [12 902
μένη τὸν Σπαρτιάτην καὶ κύριος γενόμενος τῆς Λα-
κεδαίμονος, ἐπιστάτην ἀπέλειπε τῆς πόλεως Βραχύλλην,
ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος
5 εὐεργεσίας· ἐξ ὧν οὐδὲ κατὰ μικρὸν συνέβη τὴν οἰκίαν
ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην. οὐ μόνον δὲ 13
ταύτην αὐτῶν ἔσχε τὴν πρόνοιαν, ἀλλὰ καὶ κατὰ τὸ
συνεχές, ὁτὲ μὲν αὐτός, ὁτὲ δὲ Φίλιππος, χορηγοῦντες
καὶ συνεπισχύοντες αἰεί, ταχέως κατηγωνίσαντο τοὺς
10 ἐν ταῖς Θήβαις αὐτοῖς ἀντιπολιτευομένους καὶ πάντας
ἠνάγκασαν μακεδονίζειν πλὴν τελέως ὀλίγων τινῶν.

Τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην 14
ἔλαβε τὴν ἀρχὴν καὶ τῆς πρὸς Μακεδόνας συστάσεως
καὶ τῆς κατὰ τὴν οὐσίαν ἐπιδόσεως· τὰ δὲ κοινὰ τῶν 6
15 Βοιωτῶν εἰς τοσαύτην παραγεγόνει καχεξίαν ὥστε
σχεδὸν εἴκοσι καὶ πέντ' ἐτῶν τὸ δίκαιον μὴ διεξῆχθαι
παρ' αὐτοῖς μήτε περὶ τῶν ἰδιωτικῶν συμβολαίων μήτε
περὶ τῶν κοινῶν ἐγκλημάτων, ἀλλ' οἱ μὲν φρουρὰς 2
παραγγέλλοντες τῶν ἀρχόντων, οἱ δὲ στρατείας κοινάς,
20 ἐξέκοπτον ἀεὶ τὴν δικαιοδοσίαν· ἔνιοι δὲ τῶν στρατη-
γῶν καὶ μισθοδοσίας ἐποίουν ἐκ τῶν κοινῶν τοῖς
ἀπόροις τῶν ἀνθρώπων. ἐξ ὧν ἐδιδάχθη τὰ πλήθη 3
τούτοις προσέχειν καὶ τούτοις περιποιεῖν τὰς ἀρχάς,
1029] δι' ὧν ἔμελλε τῶν μὲν ἀδικημάτων καὶ τῶν
25 ὀφειλημάτων οὐχ ὑφέξειν δίκας, προσλήψεσθαι (δὲ)

---

3 ἀπέλειπε P *Hu* *E.Z.* XXV 8 *BW*, ἀπέλιπε *Va* vulgo
4 ταύτην — 6 βραχύλλην P *Di*, om. *Va* vulgo 8 ὅτε — ὅτε
P, corr. *Sch* 9 αἰεί P *Hu*, ἀεὶ *Va* vulgo κατηγονίσαντο|P,
corr. *Va* 10 αὐτοὺσ P, corr. *Va* 15 παραγεγόνει P
Hu, παρεγεγόνει *Va* vulgo 16 ε̅ P, πέντε vulgo post *Be*,
corr. *BW*, v. *Hu* *Philol.* 1859, 309 20 αἰεὶ *Hu* invito P
25 δὲ add. *Va*

τῶν κοινῶν αἰεί τι διὰ τὴν τῶν ἀρχόντων χάριν.
4 πλεῖστα δὲ συνεβάλετο πρὸς τὴν τοιαύτην * * * Ὀφέλτας,
αἰεί τι προσεπινοῶν ὃ κατὰ τὸ παρὸν ἐδόκει τοὺς
πολλοὺς ὠφελεῖν, μετὰ δὲ ταῦτα πάντας ἀπολεῖν ἔμελλεν
5 ὁμολογουμένως. τούτοις δ' ἠκολούθησε καὶ ἕτερος 5
ζῆλος οὐκ εὐτυχής. οἱ μὲν γὰρ ἄτεκνοι τὰς οὐσίας
οὐ τοῖς κατὰ γένος ἐπιγενομένοις τελευτῶντες ἀπέλει-
πον, ὅπερ ἦν ἔθος παρ' αὐτοῖς πρότερον, ἀλλ' εἰς
εὐωχίας καὶ μέθας διετίθεντο καὶ κοινὰς τοῖς φίλοις
6 ἐποίουν· πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον 10
τοῖς συσσιτίοις τὸ πλεῖον μέρος τῆς οὐσίας, ὥστε
πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς
7 πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διὸ
καὶ Μεγαρεῖς, μισήσαντες μὲν τὴν τοιαύτην κατάστα-
σιν, μνησθέντες δὲ τῆς προγεγενημένης αὐτοῖς μετὰ [908
τῶν Ἀχαιῶν συμπολιτείας, αὖτις ἀπένευσαν πρὸς τοὺς
8 Ἀχαιοὺς καὶ τὴν ἐκείνων αἵρεσιν. Μεγαρεῖς γὰρ ἐξ
ἀρχῆς μὲν ἐπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν ἀπὸ τῶν
κατ' Ἀντίγονον τὸν Γονατᾶν χρόνων· ὅτε δὲ Κλεο-
μένης εἰς τὸν Ἰσθμὸν προεκάθισεν, διακλεισθέντες 20
προσέθεντο τοῖς Βοιωτοῖς μετὰ τῆς τῶν Ἀχαιῶν
9 γνώμης. βραχὺ δὲ πρὸ τῶν νῦν λεγομένων καιρῶν

---

1. 3 *αἰεί* P *Hu*, *ἀεί Va* vulgo 2 *τοιαύτην|ὀφέλτασ* P, lac. indicat et *καχεξίαν* add. *Va*, *κατάστασιν* vel *καταφθορὰν Rei* 754, *διαφθορὰν Sch*, *κακοπραγμοσύνην Hu* 7 *ἐπιγινομένοις* coni. *Hu E.Z.* XXIII 12 11 *συσσιτίοις* Athen. l. c., *τοῖσ οὖσι. τοῖσ* P *πλέον* Athen. l. c. 12 *δεῖπνα Va*, *διπλᾶ* P, *δειηνα* Athen. cod. A, *δειλινὰ* Athen. cod. C 13. 14 *διὸ καὶ* P, *διόπερ* Athen. l. c. 14 ss. *μισήσαντες αὐτῶν τὴν τοιαύτην κατάστασιν ἀπένευσαν εἰς τοὺς Ἀχαιούς*: desin. Athen. 16 *αὖτισ* P *Hu*, *αὖθις Va* vulgo 17 *γὰρ Sch* pro *δὲ* 20 *προεκάθισεν Hu*, *προεκάθισε Va* ann. 20 vulgo, *προσεκάθισεν* P

δυσαρεστήσαντες τῇ πολιτείᾳ τῶν Βοιωτῶν αὖτις
ἀπένευσαν πρὸς τοὺς Ἀχαιούς. οἱ δὲ Βοιωτοὶ διοργισθέντες 10
ἐπὶ τῷ καταφρονεῖσθαι δοκεῖν ἐξῆλθον ἐπὶ
τοὺς Μεγαρεῖς πανδημεὶ σὺν τοῖς ὅπλοις. οὐδένα δὲ 11
5 ποιουμένων λόγον τῶν Μεγαρέων τῆς παρουσίας αὐτῶν,
1080] οὕτω θυμωθέντες πολιορκεῖν ἐπεβάλοντο καὶ προσβολὰς
ποιεῖσθαι τῇ πόλει. πανικοῦ δ' ἐμπεσόντος 12
αὐτοῖς καὶ φήμης ὅτι πάρεστιν Φιλοποίμην τοὺς
Ἀχαιοὺς ἔχων, ἀπολιπόντες πρὸς τῷ τείχει τὰς κλίμα-
10 κας ἔφυγον προτροπάδην εἰς τὴν οἰκείαν.

Τοιαύτην δ' ἔχοντες οἱ Βοιωτοὶ τὴν διάθεσιν τῆς 7
πολιτείας, εὐτυχῶς πως διώλισθον καὶ τοὺς κατὰ
Φίλιππον καὶ τοὺς κατ' Ἀντίοχον καιρούς. ἔν γε μὴν 2
τοῖς ἑξῆς οὐ διέφυγον, ἀλλ' ὥσπερ ἐπίτηδες ἀντα-
15 πόδοσιν ἡ τύχη ποιουμένη βαρέως ἔδοξεν αὐτοῖς ἐπεμ-
βαίνειν· ὑπὲρ ὧν ἡμεῖς ἐν τοῖς ἑξῆς ποιησόμεθα μνήμην.—

Ὅτι οἱ πολλοὶ πρόφασιν μὲν εἶχον τῆς πρὸς Ῥω- 3
μαίους ἀλλοτριότητος τὴν ἐπαναίρεσιν τὴν Βραχύλλου
καὶ τὴν στρατείαν, ἣν ἐποιήσατο Τίτος ἐπὶ Κορώνειαν
20 διὰ τοὺς ἐπιγινομένους φόνους ἐν ταῖς ὁδοῖς τῶν
Ῥωμαίων, τῇ δ' ἀληθείᾳ καχεκτοῦντες (ἦσαν) ταῖς 4
ψυχαῖς διὰ τὰς προειρημένας αἰτίας. καὶ γὰρ τοῦ 5
βασιλέως συνεγγίζοντος ἐξῄεσαν ἐπὶ τὴν ἀπάντησιν
οἱ τῶν Βοιωτῶν ἄρξαντες· συμμίξαντες δὲ καὶ φιλ-
25 ανθρώπως ὁμιλήσαντες ἦγον αὐτὸν εἰς τὰς Θήβας. —

---

1 *αὖτισ* P *Hu*, *αὖθις* *Va* vulgo 2 *τοὺσ* P *BW*, om. *Va* vulgo 5 *ποι|ούμενοι* P, corr. Salmasius *Sch* VII 409
8 *πάρεστιν* P *BW*, *πάρεστι* *Va* vulgo 9 *ἀπολειπόντεσ* P, corr. *Va* 12 *διόλισθον* P, corr. *Va* 17—25 P 306ʳ, *Va* 110; v. Liv. 36, 6, *Ni* 178 21 *ἦσαν* add. *Hu* comment. Fleckeis. Lips. 1890, 91 coll. 20, 4, 1 *BW* 24 *ἄρχοντες* coni. *Va*
25 post *Θήβας* subscribit P: *τέλοσ τοῦ κ̄ λόγου τῆς πολυβί ἱστορίασ* :·

8 Ἀντίοχος δὲ ὁ μέγας ἐπικαλούμενος, ὃν Ῥωμαῖοι καθεῖλον, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ εἰκοστῇ, *παρελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους,* [904 *πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν Ἑλλήνων ἐλευθέρωσιν,* 5 *ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον.* 2 *ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο* γῆμαι αὐτήν, *οἰνοπότης* 3 *ὢν καὶ μέθαις χαίρων. ἦν δ' αὕτη Κλεοπτολέμου μὲν θυγάτηρ, ἑνὸς τῶν ἐπιφανῶν, κάλλει δὲ πάσας ὑπερ-* 10 4 *βάλλουσα. καὶ τοὺς γάμους συντελῶν ἐν τῇ* Χαλκίδι αὐτόθι *διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδ'* 1081] *ἥντινοῦν ποιούμενος πρόνοιαν. ἔθετο δὲ καὶ τῇ* 5 παιδὶ ὄνομα Εὔβοιαν. *ἡττηθεὶς οὖν τῷ* πολέμῳ ἔφυγεν *εἰς Ἔφεσον μετὰ τῆς νεογάμου.* 15

6 Nec praeter quingentos, qui circa regem fuerunt, ex toto exercitu quisquam effugit, etiam ex decem milibus militum, quos Polybio auctore traiecisse secum regem in Graeciam scripsimus, exiguus numerus.

9 Ὅτι οἱ *περὶ τὸν Φαινέαν τὸν τῶν Αἰτωλῶν στρατη-* 20 *γὸν μετὰ τὸ γενέσθαι τὴν Ἡράκλειαν ὑποχείριον τοῖς Ῥωμαίοις, ὁρῶντες τὸν περιεστῶτα καιρὸν τὴν Αἰτωλίαν καὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὰ συμβησόμενα ταῖς ἄλλαις πόλεσιν, ἔκριναν διαπέμπεσθαι πρὸς τὸν Μάνιον* 2 *ὑπὲρ ἀνοχῶν καὶ διαλύσεως. ταῦτα δὲ διαλαβόντες* 25 *ἐξαπέστειλαν Ἀρχέδαμον καὶ Πανταλέοντα καὶ Χάλε-* 3 *πον· οἳ συμμίξαντες τῷ στρατηγῷ τῶν Ῥωμαίων προ-*

1—15 Athen. 10 p. $439^{e\cdot f}$, *Ni* 329 16—19 Liv. 36, 19, 11, *Ni* 181 20—14, 9 X 20^{u}—26^{u}, O 119^{u}—123^{r}, U* 37—49, *Ur* XIII; v. Liv. 36, 27 ss., *Ni* 30, 33, 184 26 *Χάλεπον* pro *χάλησον* Bergkius *Philol.* 1884, 241 coll. 21, 25, 11 *BW* 27 *οἱ* Y, corr. *Ur*

ἔθεντο μὲν καὶ πλείους ποιεῖσθαι λόγους, μεσολαβη-
θέντες δὲ κατὰ τὴν ἔντευξιν ἐκωλύθησαν. ὁ γὰρ 4
Μάνιος κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασκεν εὐκαιρεῖν,
περισπώμενος ὑπὸ τῆς τῶν ἐκ τῆς Ἡρακλείας λαφύρων
5 οἰκονομίας· δεχημέρους δὲ ποιησάμενος ἀνοχὰς ἐκπέμ- 5
ψειν ἔφη μετ' αὐτῶν Λεύκιον, πρὸς ὃν ἐκέλευε λέγειν
ὑπὲρ ὧν ἂν δέοιντο. γενομένων δὲ τῶν ἀνοχῶν, καὶ 6
τοῦ Λευκίου συνελθόντος εἰς τὴν Ὑπάταν, ἐγένοντο
λόγοι καὶ πλείους ὑπὲρ τῶν ἐνεστώτων. οἱ μὲν οὖν 7
10 Αἰτωλοὶ συνίσταντο τὴν δικαιολογίαν ἀνέκαθεν προ-
φερόμενοι τὰ προγεγονότα σφίσι φιλάνθρωπα πρὸς
τοὺς Ῥωμαίους· ὁ δὲ Λεύκιος ἐπιτεμὼν αὐτῶν τὴν 8
ὁρμὴν οὐκ ἔφη τοῖς παροῦσι καιροῖς ἁρμόζειν τοῦτο
τὸ γένος τῆς δικαιολογίας· λελυμένων γὰρ τῶν ἐξ
15 ἀρχῆς φιλανθρώπων δι' ἐκείνους, καὶ τῆς ἐνεστώσης [905
ἔχθρας δι' Αἰτωλοὺς γεγενημένης, οὐδὲν ἔτι συμβάλ-
λεσθαι τὰ τότε φιλάνθρωπα πρὸς τοὺς νῦν καιρούς.
διόπερ ἀφεμένους τοῦ δικαιολογεῖσθαι συνεβούλευε 9
τρέπεσθαι πρὸς τὸν ἀξιωματικὸν λόγον καὶ δεῖσθαι τοῦ
20 στρατηγοῦ συγγνώμης τυχεῖν ἐπὶ τοῖς ἡμαρτημένοις.
1082] οἱ δ' Αἰτωλοὶ καὶ πλείω λόγον ποιησάμενοι περὶ 10
τῶν ὑποπιπτόντων ἔκριναν ἐπιτρέπειν τὰ ὅλα Μανίῳ,
δόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων πίστιν, οὐκ εἰδότες 11
τίνα δύναμιν ἔχει τοῦτο, τῷ δὲ τῆς πίστεως ὀνόματι

---

1 ποεῖσθαι Y U*m, γενέσθαι U* 6 μετ' αὐτῶν] μετὰ τὸν O ἐκέλευε Y *Be*, ἐκέλασε U*, ἐκέλευσε *Ur* vulgo 7 ἂν del. *Di* 8 ὕπαταν Y, corr. *Ur*, v. 20, 10, 13 10 προσφερόμενοι U* *Ur*, προφερόμενοι Y ante Henr. Stephanum *Sch* 17 φίλᾱν̄α Y ante *Ur*, φιλανία U* 20 ἐπὶ *Rei* 640 (v. 23, 16, 5) *Di*, ἐν Y *Ur* vulgo, del. *Sch* 23 αὐτοὺς Y (lenem spiritum huius pronominis constanter fere Y exhibent pro aspero), corr. *Be* 24 τίνα Y ante *Rei* 640 *Sch*, τὴν U*, ἣν *Ur*

πλανηθέντες, ὡς ἂν διὰ τοῦτο τελειοτέρου σφίσιν
12 *ἐλέους ὑπάρξοντος. παρὰ (δὲ) Ῥωμαίοις ἰσοδυναμεῖ*
τό τ' εἰς τὴν πίστιν αὑτὸν ἐγχειρίσαι καὶ τὸ τὴν
ἐπιτροπὴν δοῦναι περὶ αὑτοῦ τῷ κρατοῦντι.

10 *Πλὴν ταῦτα κρίναντες ἐξέπεμψαν ἅμα τῷ Λευκίῳ* 5
τοὺς περὶ Φαινέαν διασαφήσοντας τὰ δεδογμένα τῷ
2 *Μανίῳ κατὰ σπουδήν· οἳ καὶ συμμίξαντες τῷ στρατηγῷ*
καὶ πάλιν ὁμοίως δικαιολογηθέντες ὑπὲρ αὑτῶν, ἐπὶ
καταστροφῆς εἶπαν διότι κέκριται τοῖς Αἰτωλοῖς σφᾶς
3 *αὐτοὺς ἐγχειρίζειν εἰς τὴν Ῥωμαίων πίστιν. ὁ δὲ* 10
Μάνιος μεταλαβὼν "Οὐκοῦν οὕτως ἔχει ταῦτα," φησίν,
4 *"ὦ ἄνδρες Αἰτωλοί;" τῶν δὲ κατανευσάντων, "Τοι-*
γαροῦν πρῶτον μὲν δεήσει μηδένα διαβαίνειν ὑμῶν
εἰς τὴν Ἀσίαν, μήτε κατ' ἰδίαν μήτε μετὰ κοινοῦ
5 *δόγματος, δεύτερον Δικαίαρχον ἔκδοτον δοῦναι καὶ* 15
Μενέστρατον τὸν Ἠπειρώτην," ὃς ἐτύγχανε τότε παρα-
βεβοηθηκὼς εἰς Ναύπακτον, "σὺν δὲ τούτοις Ἀμύ-
νανδρον τὸν βασιλέα καὶ τῶν Ἀθαμάνων τοὺς ἅμα
6 *τούτῳ συναποχωρήσαντας πρὸς αὐτούς." ὁ δὲ Φαινέας*

---

1 *ἂν* *Ur* pro *οὐ* 1 s. *τοῦτο λειοτέρου σφίσι* (*σφίσιν* O) *ἠλοιοῦ* (*ἠλειοῦ* U*) *ὑπάρξοντος* (OU*: *ὑπάρξαντος*) Y, *τοῦτο λειοτέρου* (vel cum hiatu *ἠπιωτέρου*) *σφίσι Λευκίου* (vel *Μανίου*) *ὑπάρξοντος* (cum hiatu) *Ur*, *τοῦτο ἑτοιμοτέρου* (vel *προχειροτέρου*) (cum hiatu) *σφίσι* (sic) *ἐλέου* (vel *τοῦ ζυγοῦ τῆς δουλείας*) *ὑπάρξοντος* (cum hiatu) *Rei* 640 s., *τοῦτο λειοτέρου σφίσιν ἐλέου ὑπάρξοντος* (cum hiatu) *Sch* vulgo, *τοῦτ' οἰκειοτέρους σφίσι τῆς λύσεως ὑπάρξοντας* *Hu*, *τοῦτο τελειοτέρου* (ita M. Hauptius *Hermes* 1868, 221) *σφίσιν ἐλέους* (v. 1, 88, 2) *ὑπάρξοντος* *BW* 2 *δὲ* add. *Ur* 3 *τ'* *Ben* 279 *BW* pro *τε* *αὑτὸν* U** *Ur*, *αὐτὸν* Y 4 *αὐτοῦ* Y, corr. Ernestus 8 *αὐτῶν* Y, corr. *Be* 11 *ἔχειν* Y, corr. *Ur* 13 ante *πρ.* add. *ἔφη* *Sch* 14 *μετὰ* *Ca* 808 (v. 20, 4, 6), *κατὰ* Y, om. *Ur* 16 *Μενέσταν* (*Μενεστᾶν* *Rei* 641) coni. *Ur* coll. 21, 31, 13 et Liv. 36, 28, 3; sed v. *Rei* l. c. *τὸν* *Ur* pro *τὴν* 17 *Ναύπακτον* *Ur* pro *ἀνάπακτον* 18 *ἀθαμάνων* Y* *Ur*, *ἀθαμανῶν* O

μεσολαβήσας "'Αλλ' οὔτε δίκαιον," ἔφησεν, "οὔθ'
'Ελληνικόν ἐστιν, ὦ στρατηγέ, τὸ παρακαλούμενον."
ὁ δὲ Μάνιος οὐχ οὕτως ὀργισθεὶς ὡς βουλόμενος 7
εἰς ἔννοιαν αὐτοὺς ἀγαγεῖν τῆς περιστάσεως καὶ
5 καταπλήξασθαι τοῖς ὅλοις, "Ἔτι γὰρ ὑμεῖς ἑλληνο-
κοπεῖτε" φησὶ "καὶ περὶ τοῦ πρέποντος καὶ καθ-
1088] ήκοντος ποιεῖσθε λόγον, δεδωκότες ἑαυτοὺς εἰς
τὴν πίστιν; οὓς ἐγὼ δήσας εἰς τὴν ἅλυσιν ἀπάξω πάν-
τας, ἂν τοῦτ' ἐμοὶ δόξῃ." ταῦτα λέγων φέρειν [8 906
10 ἅλυσιν ἐκέλευσε καὶ σκύλακα σιδηροῦν ἑκάστῳ περι-
θεῖναι περὶ τὸν τράχηλον. οἱ μὲν οὖν περὶ τὸν 9
Φαινέαν ἔκθαμβοι γεγονότες ἕστασαν ἄφωνοι πάντες,
οἱονεὶ παραλελυμένοι καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς
διὰ τὸ παράδοξον τῶν ἀπαντωμένων· ὁ δὲ Λεύκιος 10
15 καί τινες ἕτεροι τῶν συμπαρόντων χιλιάρχων ἐδέοντο
τοῦ Μανίου μηδὲν βουλεύσασθαι δυσχερὲς ὑπὲρ τῶν
παρόντων ἀνδρῶν, ἐπεὶ τυγχάνουσιν ὄντες πρεσβευταί.
τοῦ δὲ συγχωρήσαντος ἤρξατο λέγειν ὁ Φαινέας· ἔφη 11
γὰρ αὐτὸν καὶ τοὺς ἀποκλήτους ποιήσειν τὰ προσ-
20 ταττόμενα, προσδεῖσθαι δὲ καὶ τῶν πολλῶν, εἰ μέλλει
κυρωθῆναι τὰ παραγγελλόμενα. τοῦ δὲ Μανίου φήσαν- 12
τος αὐτὸν ὀρθῶς λέγειν, ἠξίου πάλιν ἀνοχὰς αὐτοῖς
δοθῆναι δεχημέρους. συγχωρηθέντος δὲ καὶ τούτου,
τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν· παραγενόμενοι δ' 13

---

4 ἔννοιαν Y ante *Ur*, ἄνοιαν U* αὐτοῦ Y, αὐτὸν *Ur*, corr. *BW* 6 πρέποντος Y *Sch*, δέοντος U* *Ur* vulgo 7 ποιεῖσθε *Ur* pro ποιεῖσθαι 8 ἄλυσιν U, ἅλυσιν Y* *Ur* 9 τοῦτο Y, corr. *Ben* 279 *BW* 10 ἐκέλευσε Y *Ur* not. 16, ἐκέλευε *Ur* vulgo ante *Hu* σκύλακας O· 12 ἕστασαν *Sch* pro ἵστασαν 14 ἀπατωμένων O λεύκιος *Ur* pro λάριος 16 βουλεύσασθαι Y *Sch*, βουλεύεσθαι *Ur* vulgo 19 αὐτὸν Y, corr *Be* 22 αὐτοῖς Y, corr. *Be* 23 δεχεμέρους Y, corr. *Ur*

εἰς τὴν Ὑπάταν διεσάφουν τοῖς ἀποκλήτοις τὰ γεγονότα
καὶ τοὺς ῥηθέντας λόγους. ὧν ἀκούσαντες τότε πρῶ-
τον ἔννοιαν ἔλαβον Αἰτωλοὶ τῆς αὑτῶν ἀγνοίας καὶ
14 τῆς ἐπιφερομένης αὐτοῖς ἀνάγκης. διὸ γράφειν ἔδοξεν
εἰς τὰς πόλεις καὶ συγκαλεῖν τοὺς Αἰτωλοὺς χάριν τοῦ 5
15 βουλεύσασθαι περὶ τῶν προσταττομένων. διαδοθείσης
δὲ τῆς φήμης ὑπὲρ τῶν ἀπηντημένων τοῖς περὶ τὸν
Φαινέαν, οὕτως ἀπεθηριώθη τὸ πλῆθος ὥστ' οὐδ'
16 ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο πρὸς τὸ διαβούλιον. τοῦ
δ' ἀδυνάτου κωλύσαντος βουλεύσασθαι περὶ τῶν ἐπι- 10
ταττομένων, ἅμα δὲ καὶ τοῦ Νικάνδρου κατὰ τὸν καιρὸν
τοῦτον καταπλεύσαντος ἐκ τῆς Ἀσίας εἰς τὰ Φάλαρα
τοῦ κόλπου τοῦ Μηλιέως, ὅθεν καὶ τὴν ὁρμὴν ἐποιήσατο,
καὶ διασαφοῦντος (τὴν) τοῦ βασιλέως εἰς αὐτὸν προ-
θυμίαν καὶ τὰς εἰς τὸ μέλλον ἐπαγγελίας, ἔτι μᾶλλον 15
ὠλιγώρησαν, τοῦ μηδὲν γενέσθαι πέρας ὑπὲρ τῆς
1084 17] εἰρήνης. ὅθεν ἅμα τῷ διελθεῖν τὰς ἐν ταῖς
ἀνοχαῖς ἡμέρας κατάμονος αὖθις ὁ πόλεμος ἐγεγόνει
τοῖς Αἰτωλοῖς.

11 Περὶ δὲ τῆς συμβάσης τῷ Νικάνδρῳ περιπετείας 20
2 οὐκ ἄξιον παρασιωπῆσαι. παρεγενήθη μὲν γὰρ ἐκ τῆς
Ἐφέσου δωδεκαταῖος εἰς τὰ Φάλαρα πάλιν, ἀφ' ἧς
3 ὥρμηθ' ἡμέρας· καταλαβὼν δὲ τοὺς Ῥωμαίους ἔτι περὶ

---

1 *ὑπάταν* Y* *Ur*, *ὕπανταν* U* 3 *αὐτῶν* Y, corr. *Be* *ἀγνοίας* *Ur*, *ἀγνοίας* Y 4 *αὐτοῖς* Y ante *Ur*, *αὐτῆς* U* *ἔδοξαν* et *-εν* per dittogr. U* 8 *φαινέαν* *Ur*, *φαινέα* U*, *φαινε̃* Y 9 *ἀπατᾷν* O 10 *βουλεύσαντος* superscripto *ασθαι* O 14 *τὴν* add. *Ur* *αὐτὸν* Y vulgo, *αὐτοὺς* coni. *Sch*, corr. *BW* 16 *πέρας* Y ante *Ur*, *πέρσαι* U* 23 *ὡρμήσθη* Y *Ur* not. 17, *ὡρμίσθη* *Ur*, *ὡρμήθη* *Rei* 642, corr. *Hu* Fleckeis. annal. 1867, 676

τὴν Ἡράκλειαν, τοὺς (δὲ) Μακεδόνας ἀφεστῶτας [907
μὲν ἀπὸ τῆς Λαμίας, οὐ μακρὰν δὲ στρατοπεδεύοντας
τῆς πόλεως, τὰ μὲν χρήματ' εἰς τὴν Λαμίαν διεκόμισε 4
παραδόξως, αὐτὸς δὲ τῆς νυκτὸς ἐπεβάλετο κατὰ τὸν
5 *μεταξὺ τόπον τῶν στρατοπέδων διαπεσεῖν εἰς τὴν*
Ὑπάταν. ἐμπεσὼν δ' εἰς τοὺς προκοίτους τῶν Μακε- 5
δόνων ἀνήγετο πρὸς τὸν Φίλιππον ἔτι τῆς συνουσίας
ἀκμαζούσης, προσδο(κῶν) πείσεσθαί τι δεινὸν πεσὼν
ὑπὸ τοῦ Φιλίππου τὸν θυμὸν ἢ παραδοθήσεσθαι τοῖς
10 *Ῥωμαίοις. τοῦ δὲ πράγματος ἀγγελθέντος τῷ βασιλεῖ,* 6
ταχέως ἐκέλευσε τοὺς ἐπὶ τούτων ὄντας θεραπεῦσαι
τὸν Νίκανδρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν αὐτοῦ
ποιήσασθαι φιλάνθρωπον. μετὰ δέ τινα χρόνον αὐτὸς 7
ἐξαναστὰς συνέμιξε τῷ Νικάνδρῳ καὶ πολλὰ κατα-
15 *μεμψάμενος τὴν κοινὴν τῶν Αἰτωλῶν ἄγνοιαν, ἐξ ἀρχῆς*
μέν, ὅτι Ῥωμαίους ἐπαγάγοιεν τοῖς Ἕλλησι, μετὰ δὲ
ταῦτα πάλιν Ἀντίοχον, ὅμως ἔτι καὶ νῦν παρεκάλει
λήθην ποιησαμένους τῶν προγεγονότων ἀντέχεσθαι τῆς
πρὸς αὐτὸν εὐνοίας καὶ μὴ θελῆσαι συνεπεμβαίνειν
20 *τοῖς κατ' ἀλλήλων καιροῖς. ταῦτα μὲν οὖν παρήνει* 8
τοῖς προεστῶσι τῶν Αἰτωλῶν ἀναγγέλλειν· αὐτὸν δὲ
τὸν Νίκανδρον παρακαλέσας μνημονεύειν τῆς εἰς αὑτὸν
γεγενημένης εὐεργεσίας ἐξέπεμπε μετὰ προπομπῆς
ἱκανῆς, παραγγείλας τοῖς ἐπὶ τούτῳ τεταγμένοις ἀσφα-
25 *λῶς εἰς τὴν Ὑπάταν αὐτὸν ἀποκαταστῆσαι. ὁ δὲ* 9

---

1 *δὲ* add. *Rei* l. c. 1. 2 *μὲν ἀφεστῶτας* Y vulgo, (*ἄρτι*) *μὲν ἀφ.* *Rei* l. c., (*ἤδη*) *μὲν ἀφ.* *Hu*, corr. *Sch* 3 *χρήματα* Y, corr. *Ben* 279 *BW* *Λάμιαν* *Di*, v. ad 9, 29, 2 4 *ἐπεβάλετο* Y *Gro*, *ἐπεβάλλετο* U* *Ur* 6 *προκρίτους* Y, corr. *Gro* 8 *προσδο(κῶν)* *Sch*, *πρὸς τὸ* Y *Ur* vulgo, *προορώμενος ἤτοι* *Hu* 18 *τῆς*] *τοῖς* superscripto *ῆς* O 19 *αὑτὸν* *BW* pro *αὐτὸν* 24 *τούτῳ* Y ante *Rei* 642 *Sch*, *τούτων* *Ur* vulgo

1085] *Νίκανδρος, τελέως ἀνελπίστου καὶ παραδόξου φανείσης αὐτῷ τῆς ἀπαντήσεως, τότε μὲν ἀνεκομίσθη πρὸς τοὺς οἰκείους, κατὰ δὲ τὸν ἑξῆς χρόνον ἀπὸ ταύτης τῆς συστάσεως εὔνους ὢν διετέλει τῇ Μακε-* 10 *δόνων οἰκίᾳ. διὸ καὶ μετὰ ταῦτα κατὰ τοὺς Περσικοὺς* 5 *καιροὺς ἐνδεδεμένος τῇ προειρημένῃ χάριτι καὶ δυσχερῶς ἀντιπράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς, εἰς ὑποψίας καὶ διαβολὰς ἐμπεσὼν καὶ τέλος ἀνακληθεὶς εἰς Ῥώμην ἐκεῖ μετήλλαξε τὸν βίον.* —

1086 11 (c. 13)] *Κόραξ, ὄρος μεταξὺ Καλλιπόλεως καὶ* 10 *Ναυπάκτου.* Πολύβιος εἰκοστῷ. —

12 (c. 13)] *Ἀπεράντεια, πόλις Θεσσαλίας.* Πολύβιος [908 εἰκοστῷ. —

1085 12] * * *ἐξ αὐτῶν τὸν ἐροῦντα περὶ τούτων* [920 (21, 15) *πρὸς αὐτόν· ἀλλ' ὥσπερ (τοῖς) ἐπὶ τῶν πλεί-* 15 *στων ἐργολαβοῦσι πολλοὶ προσφέρουσι τὰς τοιαύτας χάριτας καὶ ταύτην ἀρχὴν ποιοῦνται φιλίας καὶ συστάσεως, οὕτως ἐπὶ Φιλοποίμενος ὁ προσοίσων ταύτην τὴν χάριν ἑκὼν οὐχ εὑρίσκετο τὸ παράπαν,*

---

1 *ἀνελπίστου Rei* l. c. auctore *Ca* 805 *Sch*, *ἀνελθὼν* Y 3 *τὸν*] *τὸ* O 4 *συστάσεως* Y *Sch*, *ἐνστάσεως* U* *Ur* 8 *ὑποψίας* Y *Sch*, *ὑποψίαν* U* *Ur* *ἐμπεσὼν Ur*, *ἔμπεσε* X, *ἐν πά^σ* O, *ἐμπέσαι* U*, *ἐνέπεσε* de Boorius, qui *ἐνπέσε* legit in X 10 s. **Steph. Byz.**; v. Liv. 36, 30, 4, *Ni* 185 12 s. **Steph. Byz.**; v. Liv. 36, 33, 7, *Sch* VII 416 *Ἀπεραντία* coni. *Sch*, v. 21, 25, 3 et 5 *Θεττταλίας* est Polybianum 14—16, 3 **M** 61, 1—23 *Hey*; v. ad 16, 10, 3 (ubi legendum est: **M** 60, 32 **H.**) et cf. Plut. Philop. 15, *Ni* 284 14 *αὐτῶν* M* secundum *Ma* et *Hey* vulgo, *αυτῶν Bo*, corr. *Hu* 15 *τοῖς* add. *Hu* 16 *ἐργολάβους* M secundum *Ma*, *ἐργολαβοῦσι* legerat *Hey*, *ἐργολαβου*.. *Bo*, *ἐργολάβους Ma*, *ἐργολάβοι Lu*, *ἐργολάβως* coni. *Ge*, *ἐργολαβοῦντες Hey*, *ἐργολαβοῦσι Di* 16 *πολλοι* legit *Bo* 19 *ἑλὼν* M secundum *Hey*, *ἑλὼν* legit *Bo*, om. *Ma*, *ἑκὼν Hey*

ἕως [ἂν] ἐξαπορήσαντες ψήφῳ προεχειρίσαντο Τιμό- 2
λαον, ὃς ὑπάρχων καὶ ξένος πατρικὸς καὶ συνήθης ἐπὶ
πολὺ τῷ Φιλοποίμενι, δὶς εἰς τὴν Μεγάλην πόλιν
ἐκδημήσας αὐτοῦ τούτου χάριν οὐκ ἐτόλμησε φθέγξα-
5 σθαι περὶ τούτων οὐδέν, μέχρις ὅτε μυωπίσας ἑαυτὸν
καὶ τρίτον ἐλθὼν ἐθάρρησε μνησθῆναι τῆς δωρεᾶς.
τοῦ δὲ Φιλοποίμενος παραδόξως αὐτὸν ἐπὶ τούτοις 3
ἀποδεξαμένου καὶ φιλανθρώπως, ὁ μὲν Τιμόλαος περι-
χαρὴς ἦν, ὑπολαβὼν καθῖχθαι τῆς ἐπιβολῆς, ὁ δὲ 4
10 Φιλοποίμην ἥξειν ἔφη μετ' ὀλίγας ἡμέρας εἰς τὴν
Λακεδαίμονα· θέλειν γὰρ εὐχαριστῆσαι πᾶσι τοῖς
ἄρχουσι περὶ τούτων. ἐλθὼν δὲ μετὰ ταῦτα καὶ κλη- 5
θεὶς εἰς τὸ συνέδριον πάλαι μὲν ἔφη γινώσκειν τὴν
τῶν Λακεδαιμονίων πρὸς αὐτὸν εὔνοιαν, μάλιστα δ'
15 ἐκ τοῦ νῦν προτεινομένου στεφάνου καὶ τῆς τοιαύτης
τιμῆς. τὴν μὲν οὖν προαίρεσιν αὐτῶν ἔφησεν ἀποδέχε- 6
σθαι, τῷ δὲ χειρισμῷ δυσωπεῖσθαι. δεῖν γὰρ οὐ τοῖς
φίλοις δίδοσθαι τὰς τοιαύτας τιμὰς καὶ τοὺς στεφάνους,
1086] ἐξ ὧν ὁ περιθέμενος οὐδέποτε μὴ τὸν ἰὸν ἐκνίψηται,
20 πολὺ δὲ μᾶλλον τοῖς ἐχθροῖς, ἵν' οἱ μὲν φίλοι τηροῦν- 7
τες τὴν παρρησίαν πιστεύωνται παρὰ τοῖς Ἀχαιοῖς,

---

1 ἂν del. *Di* προεχείρησαν M, corr. *Ge* 4 s. φθέγξασθαι περὶ τούτων οὐθὲν M secundum *Hey* et *Bo*, nisi quod hic οὐδὲν legit, φιλοποιμέν[ει] . . . . οὐθὲν legerat *Ma* 5 μέχρι ποτὲ coni. *Hu* 7 παραδόξωσ αὐτὸν ἐπὶ τούτοισ M secundum *Hey* et *Bo*, παρὰ δόξαν [λόγους] τούτους *Ma* 9 καθῆχθαι M secundum *Hey*, καθῖχθαι legerunt *Ma* et *Bo* . 10. 11 τὴν λακεδαίμονοσ| M secundum *Hey* et *Bo*, τῆς Λακεδαίμονος *Ma*, corr. *Lu* 14 πρὸσ M secundum *Hey* et *Bo*, εἰς *Ma* αὐτὸν M[a] corr. *Be* 17 δ' ἐγχειρισμῷ *Ma* 20 ἵνα M[a], corr. *Ben* 278 *BW*

ἐὰν προθῶνται τῇ πόλει βοηθεῖν, οἱ δ' ἐχθροὶ καταπιόντες τὸ δέλεαρ ἢ συνηγορεῖν αὐτοῖς ἀναγκά- [921 *ζωνται ἢ σιωπῶντες μηδὲν δύνωνται βλάπτειν.*

II. FRAGMENTUM INCERTAE SEDIS.

8 *Ὅτι οὐχ ὅμοιόν ἐστιν ἐξ ἀκοῆς περὶ πραγμάτων* 5 *διαλαμβάνειν καὶ γενόμενον αὐτόπτην, ἀλλὰ καὶ μεγάλα διαφέρει, πολὺ δέ τι συμβάλλεσθαι πέφυκεν ἑκάστοις ἡ κατὰ τὴν ἐνάργειαν πίστις.*

---

1 *δὲ* M[s], corr. *Ben* 278 *BW* 2 *καταλιπόντεσ*| M, *καταπίνοντες Ma*, corr. *Be* *ἀναγκάζονται* M, corr. *Ge* post *ἀναγκάζωνται* nonnulla deesse docet hiatus 3 '*δύνωνται* sit in cod. [ut legerunt *Ma* et *Hey*] an *δύνανται*, non satis certum' *Bo* 5—8 M 61, 23—26 *Hey*; dubium est, utrum id fragmentum huic an insequenti libro sit inserendum 5 *πραγμάτων*| M secundum *Hey* et *Bo*, ut correxerant *Ge* et *Lu*, *πράγματα Ma* 6 *γενόμενον* legerunt *Ma* et *Bo*, *γινόμενον Ma* *αὐτόπτην Lu*, e cod. confirmavit *Bo*, *κατ' ὀπῆς* legit *Ma*, 'in cod. non satis liquet' *Hey* *μέγα Di*, v. 29, 1, 3 7 *διαφέρειν*| M, corr. *Ma* *δετι* M secundum *Hey*, *δέτι* legit *Bo*, *δ' ἔτι Ma*, *δέ τι Ge* 8 *ἐνέργειαν* M, corr. *Be*

FRAGMENTA LIBRI XXI.

A. OLYMP. 147, 2.

I. RES ITALIAE.

῞Οτι κατὰ τὸν καιρὸν τοῦτον συνέβη [1 (20,12) 908
καὶ τὴν ἐκ τῆς Ῥώμης πρεσβείαν, ἣν ἀπέστειλαν οἱ
Λακεδαιμόνιοι, παραγενέσθαι διεψευσμένην τῶν ἐλ-
1037] πίδων. ἐπρέσβευον μὲν γὰρ περὶ τῶν ὁμήρων 2
καὶ τῶν κωμῶν· ἡ δὲ σύγκλητος περὶ μὲν τῶν κωμῶν 3
ἔφησεν ἐντολὰς δώσειν τοῖς παρ᾽ αὐτῶν ἀποστελ-
λομένοις πρέσβεσιν, περὶ δὲ τῶν ὁμήρων ἔτι βουλεύσα-
σθαι θέλειν. περὶ δὲ τῶν φυγάδων τῶν ἀρχαίων 4
10 θαυμάζειν ἔφησαν, πῶς οὐ κατάγουσιν αὐτοὺς εἰς τὴν
οἰκείαν, ἠλευθερωμένης τῆς Σπάρτης. —

῞Οτι τοῖς Ῥωμαίοις τῆς κατὰ τὴν ναυμαχίαν νίκης 2 (3)
ἄρτι προσηγγελμένης, πρῶτον μὲν τῷ δήμῳ παρήγγειλαν (1)
ἐλινύας ἄγειν ἡμέρας ἐννέα — τοῦτο δ᾽ ἔστιν σχολάζειν 2

2—11 X 26ᵘ s., O 123ʳ s., U* 49 s., *Ur* XIV; v. *Ni* 330, *BW Philol.* 1900, 560 ss. 3 Ῥώμης *Ur* pro ῥωμαίων 7 δώσειν Y ante *Ur*, δῶσιν U* αὐτῶν Y *Sch*, αὐτῆς *Ur*, αὐτῶν *Be* 8 πρέυβεσιν Y *Ur Hu*, πρέσβεσι vulgo post *Sch* 9 ἀρχαίων *Sch* pro ἀχαιῶν 12—18, 11 X 27ʳ s., O 123ᵘ, U* 50 s., *Ur* XVI; v. *BW* l. c. 562 ss 12 τοῖς Y *Sch*, om. *Ur* vulgo 14 ϝ Y ἔστιν X *BW*, ἔστι Y vulgo

πανδημεὶ καὶ θύειν τοῖς θεοῖς χαριστήρια τῶν εὐτυχημά-
3 των — μετὰ δὲ ταῦτα τοὺς παρὰ τῶν Αἰτωλῶν πρέσβεις
καὶ τοὺς παρὰ τοῦ Μανίου προσῆγον τῇ συγκλήτῳ.
4 γενομένων δὲ πλειόνων παρ' ἀμφοῖν λόγων, ἔδοξε [909
τῷ συνεδρίῳ δύο προτείνειν γνώμας τοῖς Αἰτωλοῖς, ἢ 5
διδόναι τὴν ἐπιτροπὴν περὶ πάντων τῶν καθ' αὑτοὺς
ἢ χίλια τάλαντα παραχρῆμα δοῦναι καὶ τὸν αὐτὸν
5 ἐχθρὸν καὶ φίλον νομίζειν Ῥωμαίοις. τῶν δ' Αἰτωλῶν
ἀξιούντων διασαφῆσαι ῥητῶς ἐπὶ τίσι δεῖ διδόναι τὴν
ἐπιτροπήν, οὐ προσδέχεται τὴν διαστολὴν ἡ σύγκλητος. 10
6 διὸ καὶ τούτοις γέγονε κατάμονος ὁ πόλεμος. —

3 (2) (20, 13) 2 Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἡ σύγκλητος [908
ἐχρημάτισε τοῖς παρὰ Φιλίππου πρεσβευταῖς· ἧκον
γὰρ παρ' αὐτοῦ πρέσβεις ἀπολογιζόμενοι τὴν εὔνοιαν
καὶ προθυμίαν, ἣν παρέσχηται Ῥωμαίοις ὁ βασιλεὺς 15
3 ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ. ὧν διακούσασα τὸν
μὲν υἱὸν Δημήτριον ἀπέλυσε τῆς ὁμηρείας παραχρῆμα·
ὁμοίως δὲ καὶ τῶν φόρων ἐπηγγείλατο παραλύσειν,
διαφυλάξαντος αὐτοῦ τὴν πίστιν ἐν τοῖς ἐνεστῶσι
4 καιροῖς. παραπλησίως δὲ καὶ τοὺς τῶν Λακεδαιμονίων 20
ὁμήρους ἀφῆκε πλὴν Ἀρμένα τοῦ Νάβιδος υἱοῦ· τοῦτον
δὲ μετὰ ταῦτα συνέβη νόσῳ μεταλλάξαι τὸν βίον.

---

3 μανῖου O 5 δύω O 7 δοῦναι del. *Na* 122 coll. 21, 4, 13 *Di* 9 ῥητοῖς Y, corr. *Ur* 10 προσδέχεται — 11 γέγονε] προσεδέξατο — ἐγεγόνει coni. *Hu* *E.Z.* XXXI 21 11 διὸ καὶ — 19, 11 τήν τε τῶν om. O 12—22 X 27[u]s., U* 51s., de O v. ad p. 18, 11, *Ur* XV; v. *BW* l. c. 562ss. 15 παρέσχηται (παρέσχεται U*) ῥωμαίοις Y, παρέσχε τοῖς ῥωμαίοις *Ur* vulgo ante *BW*, v. 21, 22, 3; 46, 6. 30, 3, 1 17 ὖν = υἱὸν X (X[m]: ἴσως τὸ μὲν οὖν) ante *Rei* 643 *Sch*, οὖν Y *Ur* vulgo 18 (παρ)ομοίως coni. *BW* coll. 6, 3, 11 παραλύσιν Y, παράλυσιν U* *Ur*, corr. cod. Pal. Vat. 411 ante *Sch* 21 νάβιδος *Ur* pro μάνιδος

II. RES GRAECIAE.

1042] Ὅτι καὶ κατὰ τὴν Ἑλλάδα, πρεσβείας [3b (9) 912
παραγενομένης εἰς Ἀχαΐαν παρ' Εὐμένους τοῦ (7)
βασιλέως ὑπὲρ συμμαχίας, ἀθροισθέντες εἰς ἐκκλησίαν 2
5 οἱ πολλοὶ τῶν Ἀχαιῶν τήν τε συμμαχίαν ἐπεκύρωσαν
καὶ νεανίσκους ἐξαπέστειλαν, πεζοὺς μὲν χιλίους ἱππεῖς
δ' ἑκατόν, ὧν ἡγεῖτο Διοφάνης ὁ Μεγαλοπολίτης. — [918

1088] Ὅτι πολιορκουμένων τῶν Ἀμφισσέων ὑπὸ [4 909
Μανίου τοῦ Ῥωμαίων στρατηγοῦ, κατὰ τὸν (2)
10 καιρὸν τοῦτον ὁ τῶν Ἀθηναίων δῆμος, πυνθανόμενος
τήν τε τῶν Ἀμφισσέων ταλαιπωρίαν καὶ τὴν τοῦ
Ποπλίου παρουσίαν, ἐξαπέστειλε πρεσβευτὰς τοὺς περὶ
τὸν Ἐχέδημον, ἐντειλάμενος ἅμα μὲν ἀσπάσασθαι τοὺς 2
περὶ τὸν Λεύκιον καὶ Πόπλιον, ἅμα δὲ καταπειράζειν
15 τῆς πρὸς Αἰτωλοὺς διαλύσεως. ὧν παραγενομένων 3
ἀσμένως ἀποδεξάμενος ὁ Πόπλιος ἐφιλανθρώπει τοὺς
ἄνδρας, θεωρῶν ὅτι παρέξονται χρείαν αὐτῷ πρὸς τὰς
προκειμένας ἐπιβολάς. ὁ γὰρ προειρημένος ἀνὴρ 4
ἐβούλετο θέσθαι μὲν καλῶς τὰ κατὰ τοὺς Αἰτωλούς·
20 εἰ δὲ μὴ συνυπακούοιεν, πάντως διειλήφει παραλιπὼν
ταῦτα διαβαίνειν εἰς τὴν Ἀσίαν, σαφῶς γινώσκων 5
διότι τὸ τέλος ἐστὶ τοῦ πολέμου καὶ τῆς ὅλης ἐπιβολῆς

2—7 X 28r, U* 52 s., de O v. ad p. 18, 11, *Ur* XX; v. *BW* l. c. 562 ss. 3 παρ' εὐμενοὺς X, παρ' εὐμενοῦς U* *Ur*, corr. *Ca* 810 4 ἀθροισθέντες Y*, corr. *BW*, v. *BW* I 77 7 δὲ ρ̄ Y, δὲ ἑκατόν vulgo post *Be*, corr. *BW* 8—22, 20 X 28u—32r, O 123u—126r (sed v. ad p. 18, 11), U* 53—60, *Ur* XVII; v. Liv. 37, 4, 6—7, 7, *Ni* 25, 190, 330 11 Ἀμφισσέων] pergit O, v. ad p. 18, 11 16 ἀσμένος X ὑποδεξάμενος O 19 τὰ *Ur* pro καὶ 20 διειλήφει Y ante *Ca* 807, διειλείφει U* *Ur*

οὐκ ἐν τῷ χειρώσασθαι τὸ τῶν Αἰτωλῶν ἔθνος, ἀλλ' ἐν τῷ νικήσαντας τὸν Ἀντίοχον κρατῆσαι τῆς Ἀσίας.
6 διόπερ ἅμα τῷ μνησθῆναι τοὺς Ἀθηναίους ὑπὲρ τῆς διαλύσεως, ἑτοίμως προσδεξάμενος τοὺς λόγους ἐκέλευσε
7 παραπλησίως πειράζειν αὐτοὺς καὶ τῶν Αἰτωλῶν. οἱ 5 δὲ περὶ τὸν Ἐχέδημον, προδιαπεμψάμενοι καὶ μετὰ ταῦτα πορευθέντες εἰς τὴν Ὑπάταν αὐτοί, διελέγοντο
8 περὶ τῆς διαλύσεως τοῖς ἄρχουσι τῶν Αἰτωλῶν. ἑτοίμως δὲ κἀκείνων συνυπακουόντων κατεστάθησαν οἱ συμμί-
9 ξοντες τοῖς Ῥωμαίοις· οἳ καὶ παραγενόμενοι πρὸς τοὺς 10 περὶ τὸν Πόπλιον, καταλαβόντες αὐτοὺς στρατοπεδεύοντας ἐν ἑξήκοντα σταδίοις ἀπὸ τῆς Ἀμφίσσης, πολλοὺς διετίθεντο λόγους, ἀναμιμνήσκοντες τῶν γεγονότων
10 σφίσι φιλανθρώπων πρὸς Ῥωμαίους. ἔτι δὲ πρᾳότερον καὶ φιλανθρωπότερον ὁμιλήσαντος τοῦ Ποπλίου [910 καὶ προφερομένου τάς τε κατὰ τὴν Ἰβηρίαν καὶ τὴν
1089] Λιβύην πράξεις καὶ διασαφοῦντος τίνα τρόπον κέχρηται τοῖς κατ' ἐκείνους τοὺς τόπους αὐτῷ πιστεύσασιν καὶ τέλος οἰομένου δεῖν ἐγχειρίζειν σφᾶς αὐτῷ
11 καὶ πιστεύειν, τὰς μὲν ἀρχὰς ἅπαντες οἱ παρόντες 20 εὐέλπιδες ἐγενήθησαν, ὡς αὐτίκα μάλα τελεσιουργη-

---

3 *διόπερ* Y *Sch*, om. U* *Ur* vulgo 7 post *αὐτοί* comma ponit *Rei* 644 *Sch* 9 *συμμίξαντες* super *αν* superscripto *ον* X, *συμμίξαντες* Y *Ur*, *συμμίξοντες* Henr. Stephanus et *Ca* 807 11 *στρατοπεδεύονται* *σ* superscripto super *ι* U* 12 ξ̄ Y *ἀμφίσης* Y, corr. *Ur* 14 *σφίσι* Y* *Be*, *σφίσιν* U* *Ur* *πρότερον* Y, corr. *Gro* 17 *λιβύνην* Y, corr. OU* *διασαφούντων* Y, corr. *Ur* 18 *τοῖς*] *τοὺς* O *αὐτῷ* *Be* *πιστεύσασιν* X *BW*, *πιστεύσασι* Y *Ur* vulgo 19 *οἰομένου* Y ante *Gro*, *ὁρομένου* U*, *προφερομένου* *Ur* not. 19, *φαμένου* *Ca* 807 *αὐτῷ* Y, *αὐτῶν* U*, *αὐτοὺς* *Ur*, corr. *Be* 21 *τελεσιουργηθησομένης* Y *Ur* not. 19 *Sch*, *τελεσιουργησομένης* *Ur* vulgo

θησομένης τῆς διαλύσεως· ἐπεὶ δέ, πυθομένων τῶν 12
Αἰτωλῶν ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν εἰρήνην, ὁ Λεύ-
κιος διεσάφησεν διότι δυεῖν προκειμένων αὐτοῖς αἵρεσις
ὑπάρχει — δεῖν γὰρ ἢ τὴν ἐπιτροπὴν διδόναι περὶ πάν- 13
5 των τῶν καθ' αὐτοὺς ἢ χίλια τάλαντα παραχρῆμα καὶ
τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον Ῥωμαίοις —
ἐδυσχρήστησαν μὲν οἱ παρόντες τῶν Αἰτωλῶν ὡς ἔνι 14
μάλιστα διὰ τὸ μὴ γίνεσθαι τὴν ἀπόφασιν ἀκόλουθον
τῇ προγενομένῃ λαλιᾷ, πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ
10 τῶν ἐπιταττομένων τοῖς Αἰτωλοῖς.

Οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν 5 (3)
προειρημένων· οἱ (δὲ) περὶ τὸν Ἐχέδημον συμμίξαντες 2
τοῖς ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων.
ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ 3
15 πλῆθος τῶν χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρό-
τερον αὐτοὺς ἀπατηθῆναι, καθ' ὃν καιρὸν ἐπινεύσαντες
ὑπὲρ τῆς ἐπιτροπῆς παρὰ μικρὸν εἰς τὴν ἅλυσιν
ἐνέπεσον. διόπερ ἀπορούμενοι καὶ δυσχρηστούμενοι 4
περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς αὐτοὺς δεησομένους
20 ἢ τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται τελεῖν, ἢ τῆς
ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄνδρας καὶ
τὰς γυναῖκας. οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν 5
Πόπλιον διεσάφουν τὰ δεδογμένα. τοῦ δὲ Λευκίου 6
φήσαντος ἐπὶ τούτοις ἔχειν παρὰ τῆς συγκλήτου τὴν
25 ἐξουσίαν, ἐφ' οἷς ἀρτίως εἶπεν, οὗτοι μὲν αὖθις ἐπαν-

---

1 *ποιθομένων* X, *πυθομένων* Y ante *Ca* 807, *πειθομένων* *Ur* 3 *διεσάφησεν* XU* vulgo *BW*, *διεσάφησε* Y *Hu* *δυεῖν* superscripto *οῖν* X, *δυοῖν* Y *Ur*, corr. *BW*, v. *BW* I 78 8. *αἵρεσιν* O 4 *δεῖν* X ante *Gro*, *δεῖ* Y *Ur* vulgo 12 *δὲ* add. *Ur* *ἐχέδαμον* Y, corr. *Ur* 13 *ἀποκλήροις* Y, corr. *Ur* 17 *διάλυσιν* Y, corr. *Ur*

7 ἦλθον, οἱ δὲ περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες
εἰς τὴν Ὑπάταν συνεβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ
τῆς διαλύσεως ἐμποδίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς
1040] αἰτησαμένους καὶ τῶν ἐνεστώτων κακῶν ὑπέρθεσιν
ποιησαμένους πρεσβεύειν πρὸς τὴν σύγκλητον, κἂν 5
8 μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων· εἰ δὲ μή, [911
9 τοῖς καιροῖς ἐφεδρεύειν. χείρω μὲν γὰρ ἀδύνατον
γενέσθαι τῶν ὑποκειμένων τὰ περὶ σφᾶς, βελτίω γε
10 μὴν οὐκ ἀδύνατον διὰ πολλὰς αἰτίας. φανέντων δὲ
καλῶς λέγειν τῶν περὶ τὸν Ἐχέδημον, ἔδοξε πρεσβεύειν 10
11 τοῖς Αἰτωλοῖς ὑπὲρ τῶν ἀνοχῶν. ἀφικόμενοι δὲ πρὸς
τὸν Λεύκιον ἐδέοντο συγχωρηθῆναι σφίσι κατὰ τὸ
παρὸν ἑξαμήνους ἀνοχάς, ἵνα πρεσβεύσωσι πρὸς τὴν
12 σύγκλητον. ὁ δὲ Πόπλιος, πάλαι πρὸς τὰς κατὰ τὴν
Ἀσίαν πράξεις παρωρμημένος, ταχέως ἔπεισε τὸν ἀδελ- 15
13 φὸν ὑπακοῦσαι τοῖς ἀξιουμένοις. γραφεισῶν δὲ τῶν
ὁμολογιῶν, ὁ μὲν Μάνιος, λύσας τὴν πολιορκίαν καὶ
παραδοὺς ἅπαν τὸ στράτευμα καὶ τὰς χορηγίας τοῖς
περὶ τὸν Λεύκιον, εὐθέως ἀπηλλάττετο μετὰ τῶν
χιλιάρχων εἰς τὴν Ῥώμην. 20

III. RES ASIAE.

6 (4) Οἱ δὲ Φωκαιεῖς, τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων
Ῥωμαίων ἐν ταῖς ναυσὶν ἐπισταθμευόμενοι, τὰ δὲ τὰς
ἐπιταγὰς δυσχερῶς φέροντες, ἐστασίαζον. —

---

1 ἐχέδημον U* *Ur*, ἐχέδιμον Y 2 ἐπεὶ τὰ] ἔπειτα O 9 ἀδυνάτους Y, corr. *Ur* 10 ἐχέδιμον U* 11 πρὸς *Ur* pro περὶ 13 ἑξαμήνους U* *Ur*, ἑξαμίνους Y 19 ἀπηλλάττετο Y *Ur* not. 20 *Ca* 809, ἀπηλάττετο X, ἐπηλλάττετο O, ἀπημάττετο *Ur* **22—24 Suid. v. ἐπισταθμευόμενοι**; Pol. fragmentum agnovit *Va* 214, huc rettulit *Sch* coll. Liv. 37, 9, 1. Cf. *Ni* 190
22 Φωκεῖς Suid., corr. *Sch* 23 ἐν] σὺν coni. *Sch*

Ὅτι *κατὰ τοὺς αὐτοὺς χρόνους οἱ τῶν Φωκαιέων* 2
ἄρχοντες, δεδιότες τάς τε τῶν πολλῶν ὁρμὰς διὰ τὴν
σιτοδείαν καὶ τὴν τῶν Ἀντιοχιστῶν φιλοτιμίαν, ἐξέ-
πεμψαν πρεσβευτὰς πρὸς Σέλευκον, ὄντα πρὸς τοῖς
5 *ὅροις τῆς χώρας αὐτῶν, ἀξιοῦντες μὴ πελάζειν τῆς* 3
πόλεως, ὅτι πρόκειται σφίσι τὴν ἡσυχίαν ἄγειν καὶ
καραδοκεῖν τὴν τῶν ὅλων κρίσιν, μετὰ δὲ ταῦτα πειθ-
αρχεῖν τοῖς εἰρημένοις. ἦσαν δὲ τῶν πρεσβευτῶν 4
ἴδιοι μὲν τοῦ Σελεύκου καὶ ταύτης τῆς ὑποθέσεως
1041] *Ἀρίσταρχος καὶ Κάσσανδρος καὶ Ῥόδων, ἐναντίοι*
δὲ καὶ πρὸς Ῥωμαίους ἀπονενευκότες Ἡγίας καὶ Γε-
λίας. ὧν συμμιξάντων ὁ Σέλευκος εὐθέως τοὺς μὲν 5
περὶ τὸν Ἀρίσταρχον ἀνὰ χεῖρας εἶχε, τοὺς δὲ περὶ
τὸν Ἡγίαν παρεώρα. πυθόμενος δὲ τὴν ὁρμὴν τῶν 6
15 *πολλῶν καὶ τὴν σπάνιν τοῦ σίτου, παρεὶς τὸν χρη-*
ματισμὸν καὶ τὴν ἔντευξιν τῶν παραγεγονότων προῆγε
πρὸς τὴν πόλιν. —

Ἐξελθόντες μὲν Γάλλοι δύο μετὰ τύπων καὶ προ- 7
στηθιδίων ἐδέοντο μηδὲν ἀνήκεστον βουλεύεσθαι [912
20 *περὶ τῆς πόλεως.* —

1—17 X 32r s., O 126r s., U* 60 s., *Ur* XVIII; v. Liv. l. c., *Ni* 190   4 *πρὸς τοῖς* Y *Ur* not. 20 *Sch*, *περὶ τοῖς Ur* vulgo   7 *ὅλων Ca* 809 pro *ἄλλων*   9 *τοῦ*] *τῆς* O   10 *κάσανδρος* Y, corr. *Di*   *καὶ Ῥόδων Ur*, *ἠρόδων* Y, *ἡ ῥόσων* O, *καὶ Ἡρόδωρος* voluit *Rei* 646   11 *ὑγίας* superscripto *η* super *υ* X   *καὶ Γελίας Ur*, *καὶ γαγελίας* XO, *καὶ γγελίας* U*, *καὶ Γελλίας* coni. *B W* (librorum scriptura orta est ex dittographia *γαλλίας* et *γελλίας* perperam coniuncta)   13 *εἶχεν* O *Hu*   15 *σπάνιν* Y* *Ur*, *σπάνην* U* superscripto *ϊν*   16 *προῆγε Be*, *προῆγεν* U* *Ur*, *προσῆγε* Y   18—20 Suid. v. *προστηθιδίων*; Pol. fragmentum agnovit *Va* ann. 36, huc rettulit *Sch* V 41 coll. Liv. 37, 9, 9. Cf. *Ni* 190   18 *μὲν Γάλλοι* Toupius, *Γάλλοι Va* l. c., *μεγάλοι* Suid.   20 Post hoc excerptum inserit fragm. 142 Maur. Mueller Fleckeis. annal. 1868, 892 coll. Liv. 37, 11, 7

7 Πυρφόρος, ᾧ ἐχρήσατο *Πανσίστρατος ὁ τῶν Ῥοδίων*
(5) 2 *ναύαρχος. ἦν δὲ κημός· ἐξ ἑκατέρου δὲ τοῦ μέρους*
τῆς πρώρρας ἀγκύλαι δύο παρέκειντο παρὰ τὴν ἐντὸς
ἐπιφάνειαν τῶν τοίχων, εἰς ἃς ἐνηρμόζοντο κοντοὶ
3 *προτείνοντες τοῖς κέρασιν εἰς θάλατταν. ἐπὶ δὲ τὸ* 5
τούτων ἄκρον ὁ κημὸς ἁλύσει σιδηρᾷ προσήρτητο
4 *πλήρης πυρός, ὥστε κατὰ τὰς ἐμβολὰς καὶ παραβολὰς*
εἰς μὲν τὴν πολεμίαν ναῦν ἐκτινάττεσθαι πῦρ, ἀπὸ
δὲ τῆς οἰκείας πολὺν ἀφεστάναι τόπον διὰ τὴν
ἔγκλισιν. — 10

5 Ὅτι Παμφιλίδας *ὁ τῶν Ῥοδίων ναύαρχος ἐδόκει*
πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι τοῦ
Πανσιστράτου διὰ τὸ βαθύτερος τῇ φύσει καὶ στα-
6 *σιμώτερος μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν. ἀγαθοὶ*
1042] *γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ* 15
λόγον, ἀλλ' ἐκ τῶν συμβαινόντων ποιεῖσθαι τὰς δια-
7 *λήψεις. ἄρτι γὰρ δι' αὐτὸ τοῦτο προκεχειρισμένοι τὸν*
Πανσίστρατον, διὰ τὸ πρᾶξιν ἔχειν τινὰ καὶ τόλμαν,

1—10 **Suid. v. *πυρφόρος*;** Pol. fragmentum agnovit *Va* 209, huc rettulit *Sch* coll. Liv. 37, 11, 13. Cf. *Ni* 190 1 *πα-σίστρατος* Suidae codices AE, corr. *Va* ann. 20 et 36 3 *πρώ-ρας* Suid., corr. *Hu*, v. *Hu* praef. I² 39 *ἄγκυλαι* Suidae codices ABVE, *ἄγκυραι* Suid. vulgo, corr. Bernhardyus *Hu* 5 *κέρασιν Sch* pro *κύμασιν* 7 *κατὰ*] *παρὰ Sch* *παρεμβολὰς* Suid. vulgo, *παραβολὰς* Suidae codices BV, *Sch* lex. Pol. 450 8 *ἐκτινάττεσθαι BW*, *ἐκταράττεσθαι* Suid., *ἐπαράττεσθαι Sch*, *ἐμπαράπτεσθαι Hu* 11—16 *διαλήψεις* P 306ᵘ, *Va* 110 **Suid. v. *Παμφιλλίδας*: 11** *Π. Ῥοδίων ναύαρχος· ὃς ἐδόκει*—**16** *διαλήψεις*, **idem v. *εὐαρμοστότερος*: 11** *ὁ δὲ ἐδόκει*—**14** *ὑπάρχειν*, **idem v. *διάληψις*: 15** *οἱ γὰρ πολλοὶ*—25, 2 *περιπέτειαν*; v. Liv. 37, 12, 7 ss., *Ni* 190. Pamphilidae nomen ab excerptore errore esse positum pro Eudami docet Gelder *Gesch. d. alt. Rhod.* Hag. 1900, 136 ann. 3 12 *τουσ πάντασ*| P, *πάντας τοὺς Va* ex Suid. *τοῦ* om. Suid. v. *εὐαρμ.* 13 *πασιστράτου* P Suid., corr. *Va* ann. 20 18 *Πεισίστρατον* Suid., corr. *Sch*

παραχρῆμα μετέπιπτον εἰς τἀναντία ταῖς γνώμαις διὰ τὴν περιπέτειαν. —

"Οτι *κατὰ τὸν καιρὸν τοῦτον εἰς τὴν Σάμον προσ-* 8
έπεσε γράμματα τοῖς περὶ τὸν Λεύκιον καὶ τὸν Εὐμένη (6)
5 *παρά τε τοῦ Λευκίου τοῦ τὴν ὕπατον ἀρχὴν ἔχοντος*
καὶ παρὰ Ποπλίου Σκιπίωνος, δηλοῦντα τὰς πρὸς τοὺς 2
Αἰτωλοὺς γεγενημένας συνθήκας ὑπὲρ τῶν ἀνοχῶν
καὶ τὴν ἐπὶ τὸν Ἑλλήσποντον πορείαν τῶν πεζικῶν
στρατοπέδων. ὁμοίως δὲ καὶ τοῖς περὶ τὸν Ἀντίοχον 3
10 *καὶ Σέλευκον ταῦτα διεσαφεῖτο παρὰ τῶν Αἰτωλῶν.* —

"Οτι *Διοφάνης ὁ Μεγαλοπολίτης μεγάλην* [9 1 (3) 913
ἕξιν εἶχεν ἐν τοῖς πολεμικοῖς διὰ τὸ πολυχρονίου (7)
γεγονότος τοῦ πρὸς Νάβιν πολέμου τοῖς Μεγαλοπολίταις
ἀστυγείτονος πάντα συνεχῶς τὸν χρόνον ὑπὸ τὸν Φιλο-
15 *ποίμενα τεταγμένος τριβὴν ἐσχηκέναι τῶν κατὰ πόλεμον*
ἔργων ἀληθινήν. χωρίς τε τούτων κατὰ τὴν ἐπιφάνειαν [2 (4)
καὶ κατὰ τὴν σωματικὴν χρείαν ἦν ὁ προειρημένος
1048] *ἀνὴρ δυνατὸς καὶ καταπληκτικός. τὸ δὲ κυ-* [3 (5)
ριώτατον, πρὸς πόλεμον ὑπῆρχεν ἀνὴρ ἀγαθὸς καὶ τοῖς
20 *ὅπλοις ἐχρῆτο διαφερόντως.* —

"Οτι Ἀντίοχος ὁ βασιλεὺς εἰς τὸν Πέργαμον ἐμ- 10
βαλών, πυθόμενος δὲ τὴν παρουσίαν Εὐμένους τοῦ (8)

---

2 Post hoc excerptum inserit fragm. 154 Maur. Mueller Fleckeis. annal. 1870, 48 coll. Liv. 37, 14, 6 s. 3—10 X 33r, O 126u, U* 61 s., *Ur* XIX; v. Liv. 37, 18, 10 4 *εὐμενῆ* Y, corr. *Ca* 809 5 *τοῦ* X *BW*, om. Y *Ur* vulgo *λευκίαν* O 8 *πεζῶν Di* 11—20 P 306u, *Va* 110, Suid.: *Διοφάνης. οὗτος Μεγαλοπολίτης ἦν. ὃς μεγάλην* cet.; v. *BW Philol.* 1900, 572 17 *προειρημένος* om. Suid. 18 *καὶ* om. P *κυριώτερον* Suid. 21—27, 19 X 33r—35r, O 127r—128r, U* 62—66, *Ur* XXI; v. Liv. 37, 18, 6 ss., *Ni* 13 s., 191. Ante hoc excerptum inserit Maur. Mueller progr. Stendal. 1866, 20 fragm. 228 coll. Liv. 37, 18, 8 21 *τὸν* Y *Sch*, *τὴν Ur* 22 *εὐμενὸς* Y, *εὐμένος* O, *εὐμένῶς* superscripto *ος* U*, *εὐμενοῦς Ur*, corr. *Ca* 810

βαςιλέως καὶ θεωρῶν οὐ μόνον τὰς ναυτικάς, ἀλλὰ καὶ τὰς πεζικὰς δυνάμεις ἐπ' αὐτὸν παραγινομένας, *ἐβουλεύετο λόγους ποιήσασθαι περὶ διαλύσεως ὁμοῦ πρός* 2 *τε Ῥωμαίους καὶ τὸν Εὐμένη καὶ τοὺς Ῥοδίους. ἐξάρας οὖν ἅπαντι τῷ στρατεύματι παρῆν πρὸς τὴν Ἐλαίαν* 5 *καὶ λαβὼν λόφον τινὰ καταντικρὺ τῆς πόλεως τὸ μὲν πεζικὸν ἐπὶ τούτου κατέστησε, τοὺς δ' ἱππεῖς παρ' αὐτὴν τὴν πόλιν παρενέβαλε, πλείους ὄντας ἑξακισ-* 3 *χιλίων. αὐτὸς δὲ μεταξὺ τούτων γενόμενος διεπέμπετο πρὸς τοὺς περὶ τὸν Λεύκιον εἰς τὴν πόλιν ὑπὲρ δια-* 10 4 *λύσεων. ὁ δὲ στρατηγὸς ὁ τῶν Ῥωμαίων συναγαγὼν τούς τε Ῥοδίους καὶ τὸν Εὐμένην ἠξίου λέγειν περὶ* 5 *τῶν ἐνεστώτων τὸ φαινόμενον. οἱ μὲν οὖν περὶ τὸν Εὔδαμον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως ἦσαν· ὁ δὲ βασιλεὺς οὔτ' εὐσχήμονα τὴν διάλυσιν οὔτε* 15 6 *δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι. "εὐσχήμονα γάρ" ἔφη "πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν* 7 *τειχήρεις ὄντες ποιώμεθα τὰς διαλύσεις;" καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε κατὰ τὸ παρόν· "πῶς γὰρ ἐνδέχεται, μὴ προσδεξαμένους ὕπατον, ἄνευ τῆς ἐκείνου γνώμης* 20 8 *βεβαιῶσαι τὰς ὁμολογηθείσας συνθήκας; χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι σημεῖον ὁμολογίας πρὸς Ἀντίοχον, οὔτε τὰς ναυτικὰς δυνάμεις δυνατὸν* [914

2 *πεζὰς Di* 4 *εὐμενῆ* Y, corr. *Ca* l. c. 5 *ἅπαν-|τῶ* X, *ἅπαν τῷ* Y, corr. *Ur* 6 *κατάντικρυ* Y, corr. *Sch* lex. 333 7 *τούτου*] *τούτους* O 10 *διαλύσεων* Y *Hu*, *διαλύσεως Ur* 12 *εὐμενῆ* Y, *εὐμένη Ca* l. c., corr. *Hu* 14 *εὔδημον* Y, *εὔδιμον* X, corr. *Ni* 187 ann. *BW*, v. H. Ullrichium de Pol. fontib. Rhodiis. Diss. inaug. Lips. 1898, 76 *παμφιλίδα* O 17 *ἔκβασιν* Y *Sch*, *σύμβασιν Ur* 20 (*τὸν*) *ὕπατον* Herwerden *Mnemos*. 1874, 78, (*τὸν ἀνθ*)*ύπατον BW* coll. § 11 21 *τε*] *δὲ* O 22 *πρὸς* Y *BW*, *πρὸς τὸν* U* *Ur* vulgo

1044] *ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε τὰς πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος ἐπικυρώσῃ τὰ δοχθέντα.* 9 *λείπεται δὴ καραδοκοῦντας τὴν ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε καὶ πράτ-* 5 *τειν μὲν μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμάχων χορηγίας καὶ παρασκευάς·* 10 *ἔπειτ', ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπ' ἀρχῆς τὸν πόλεμον, παρέντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βουλομένων πέρας ἐπιθεῖναι* 10 *τοῖς ὅλοις." ὁ μὲν οὖν Εὐμένης ταῦτ' εἶπεν·* 11 *ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν, ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον ὅτι πρὸ τοῦ τὸν ἀνθύπατον ἐλθεῖν οὐκ ἐνδέχεται γενέσθαι τὰς διαλύσεις.* 12 *ὧν ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν τὴν τῶν* 15 *Ἐλαϊτῶν χώραν·* ἑξῆς δὲ τούτοις Σέλευκος μὲν ἐπὶ 13 τούτων ἔμεινε τῶν τόπων, Ἀντίοχος δὲ κατὰ τὸ συνεχὲς ἐπιπορευόμενος ἐνέβαλεν εἰς τὸ Θήβης καλούμενον πεδίον, καὶ παραβεβληκὼς εἰς χώραν εὐδαίμονα καὶ γέ- 14 μουσαν ἀγαθῶν ἐπλήρου τὴν στρατιὰν παντοδαπῆς λείας. —

20 Ὅτι *Ἀντίοχος ὁ βασιλεὺς παραγενόμενος εἰς τὰς* 11 (9) *Σάρδεις ἀπὸ τῆς προρρηθείσης στρατείας διεπέμπετο*

---

3 *δὴ Be* pro *δὲ* 6 *ἐπεὶ τὰν* Y, *ἐπεὶ τὴν* O, *ἐπειδ' ἂν* U*, *ἐπεὶ δ' ἂν Ur*, corr. *Sch* *σφίσι* (i. e. *τοῖς περὶ τὸν Ἀντίοχον*) Y *Sch*, om. *Ur* vulgo 7 *παρῆν* O 8 *παρέντας — καιρούς* Y *Sch*, om. U* *Ur* vulgo 10 *εὐμένης* Y ante *Ca* 811, *εὐμενὴς* U* *Ur* *ταῦτα* Y, corr. *Ben* 279 *BW* 12 *ὅτι πρὸ — 14 τὸν ἀντίοχον* bis in O 12 *ὕπατον Rei* 647, sed v. Niesium *Gesch. d. gr. u. maked. Staaten* cet. Gothae 1899, II 721 ann. 1 14 *ἐδῄουν* U* *Ur*, *ἐδήουν* Y 15 *ταύταις* Y, corr. *Ca* l. c. 19 *στρατιὰν* O *Sch*, *στρατειὰν* X, *στρατείαν* U* *Ur* vulgo 20—30, 3 V 75r—77r, W 51u—53r, N 80u—83r, U 315—319, *Ur* XXII; V in marg.: *λδ* Γ *κα'*. Cf. Liv. 37, 25, 4 ss., *Ni* 14, 26, 191 21 *σάρδας* V *προρρηθείσης* Z ante *Ca* 811, *προρρηείσης* U, *προσϱηθείσης Ur* *στρατιᾶς* Z, corr. *Rei* 647 *Sch*

συνεχῶς πρὸς Προυσίαν, παρακαλῶν αὐτὸν εἰς τὴν
2 σφετέραν συμμαχίαν. ὁ δὲ Προυσίας κατὰ μὲν τοὺς
ἀνώτερον χρόνους οὐκ ἀλλότριος ἦν τοῦ κοινωνεῖν τοῖς
περὶ τὸν Ἀντίοχον· πάνυ γὰρ ἐδεδίει τοὺς Ῥωμαίους,
μὴ ποιῶνται τὴν εἰς Ἀσίαν διάβασιν ἐπὶ καταλύσει 5
3 πάντων τῶν δυναστῶν. παραγενομένης δ' ἐπιστολῆς
αὐτῷ παρά τε Λευκίου καὶ Ποπλίου τῶν ἀδελφῶν,
κομισάμενος ταύτην καὶ δια(να)γνοὺς ἐπὶ ποσὸν ἔστη
4 τῇ διανοίᾳ καὶ προείδετο τὸ μέλλον ἐνδεχομένως, ἅτε
τῶν περὶ τὸν Πόπλιον ἐναργέσι κεχρημένων καὶ πολ- 10
1045] λοῖς μαρτυρίοις πρὸς πίστιν διὰ τῶν ἐγγράπτων.
5 οὐ γὰρ μόνον ὑπὲρ τῆς ἰδίας προαιρέσεως ἔφερον
ἀπολογισμούς, ἀλλὰ καὶ περὶ τῆς κοινῆς ἁπάντων
6 Ῥωμαίων, δι' ὧν παρεδείκνυον οὐχ οἷον ἀφῃρημένοι
τινὸς τῶν ἐξ ἀρχῆς βασιλέων τὰς δυναστείας, ἀλλὰ 15
τινὰς μὲν καὶ προσκατεσκευακότες αὐτοὶ δυνάστας,
ἐνίους δ' ηὐξηκότες καὶ πολλαπλασίους αὐτῶν τὰς [915
7 ἀρχὰς πεποιηκότες. ὧν κατὰ μὲν τὴν Ἰβηρίαν Ἀνδο-
βάλην καὶ Κολίχαντα προεφέροντο, κατὰ δὲ τὴν Λιβύην
Μασαννάσαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις 20
8 Πλευρᾶτον· οὓς ἅπαντας ἔφασαν ἐξ ἐλαφρῶν καὶ τῶν

---

3 κοινωνεῖν Z ante *Ur*, κοινωνεῖ U 5 τὴν εἰς *Hu* pro εἰς τὴν 8 διαγνοὺς Z, corr. *Gro* ἐνέστη *Rei* l. c., sed v. *Sch* 9 προείδετο μέλλον V, προεῖδε τὸ μέλλον Z, corr. *Di* ἐκδεχομένως N 10 ἐναργέσιν W 12 ἔφερ.ν Z, corr. *Be* 16 προσκατεσκευασκότες U, W s. acc., προσκατεσκευακότες V, προκατεσκευακότες N, corr. *Ur* δυναστάς VU *Ur*, δυνάστας Z *Ca* 812 17 δὲ N καὶ *Ca* 812 pro εἰς 18 ἀδοβαλῆς Z, corr. *Ur* 19 καλυχάντα Z, καλαχάντα U, καλύχάντα (sic) N, κολιχάντα *Ur*, corr. *Ca* 812 (v. *Ur* not. 23) προεφέρεντο W 20 μασσανάσσιν Z, μασσανασιν (s. acc.) W, μασσανάσην N, μασσανάσσην *Ur* vulgo ante *BW* I 74 (v. Dittenbergerum syll. inscr. Graec. Lips. 1898 I² n. 305 ann. 1) 21 πλευράτον Z, πλεύρατον *Ur* vulgo ante *Hu*

τυχόντων δυναστῶν πεποιηκέναι βασιλεῖς ὁμολογουμένως. ὁμοίως κατὰ τὴν Ἑλλάδα Φίλιππον καὶ Νάβιν, 9
ὧν Φίλιππον μὲν καταπολεμήσαντες καὶ συγκλείσαντες εἰς ὅμηρα καὶ φόρους, βραχεῖαν αὐτοῦ νῦν λαβόντες
5 ἀπόδειξιν εὐνοίας ἀποκαθεστακέναι μὲν αὐτῷ τὸν υἱὸν καὶ τοὺς ἅμα τούτῳ συνομηρεύοντας νεανίσκους, ἀπολελυκέναι δὲ τῶν φόρων, πολλὰς δὲ τῶν πόλεων ἀποδεδωκέναι τῶν ἁλουσῶν κατὰ πόλεμον· Νάβιν δὲ 10
δυνηθέντες ἄρδην ἐπανελέσθαι, τοῦτο μὲν οὐ ποιῆσαι,
10 φείσασθαι δ' αὐτοῦ, καίπερ ὄντος τυράννου, λαβόντες πίστεις τὰς εἰθισμένας. εἰς ἃ βλέποντα παρεκάλουν 11
τὸν Προυσίαν διὰ τῆς ἐπιστολῆς μὴ δεδιέναι περὶ τῆς ἀρχῆς, θαρροῦντα δ' αἱρεῖσθαι τὰ Ῥωμαίων· ἔσεσθαι γὰρ ἀμεταμέλητον αὐτῷ τὴν τοιαύτην προαίρεσιν. ὧν 12
15 ὁ Προυσίας διακούσας ἐπ' ἄλλης ἐγένετο γνώμης. ὡς δὲ καὶ παρεγενήθησαν πρὸς αὐτὸν πρέσβεις οἱ περὶ τὸν Γάιον Λίβιον, τελέως ἀπέστη τῶν κατὰ τὸν Ἀντίοχον ἐλπίδων, συμμίξας τοῖς προειρημένοις ἀνδράσιν.
Ἀντίοχος δὲ ταύτης ἀποπεσὼν τῆς ἐλπίδος παρῆν εἰς 13
20 Ἔφεσον καὶ συλλογιζόμενος ὅτι μόνως ἂν οὕτω δύναιτο κωλῦσαι τὴν τῶν πεζικῶν στρατοπέδων διά-
1046] βασιν καὶ καθόλου τὸν πόλεμον ἀπὸ τῆς Ἀσίας

1 τοιχόντων Z, τειχόντων N, corr. *Ur* 4 βραχείαν Z *Ur* vulgo, βραχίαν N, corr. *Sch* 5 καθεστακέναι WN 7 ἀποδεδωκέναι Z *Ur* not. 23 *Ca* 812, ἀποδεδοκέναι *Ur* 8 ἀλουσῶν Z *Ur*, ἀλουσῶν *Ur* not. 23 *Ca* 812 νάρδιν WN 13 θαροῦντα V δὲ Z, corr. *Ben* 279 *BW* τὰ Z *Di*, τῶν *Ur*, unde τὰ τῶν *Ca* 812 14 ἀμεταμέλητον V ex ἀμεταμεμέλητον 15ss. Hoc loco ab excerptore nonnulla esse omissa suspicatur *Ni* 14 coll. Liv. 37, 25, 13s. 16 καὶ Z ante *Sch* et *Di*, om. *Ur* vulgo 17 λίβνον WN 18 ἀνδρᾶσιν Z *Ur*, ἀνδρᾶσι V, corr. *Ca* 812 20 μόνος Z, corr. *Ur* οὕτῳ Z, unde οὕτως *Hu*, οὕτω WU *Ur* vulgo 21 κωλύσειν Z, κωλύειν *Di*, corr. Hertleinius progr. Wertheim. 1866, 11 *Hu*

ἀποτρίβεσθαι * * * βεβαίως κρατοίη τῆς θαλάττης, προέθετο ναυμαχεῖν καὶ κρίνειν τὰ πράγματα διὰ τῶν κατὰ θάλατταν κινδύνων. —

12 Πολύβιος· οἱ δὲ πειραταὶ θεασάμενοι τὸν [1182 ἐπίπλουν τῶν Ῥωμαϊκῶν πλοίων, ἐκ μεταβολῆς 5 ἐποιοῦντο τὴν ἀναχώρησιν. —

13 (10) Ὅτι ὁ Ἀντίοχος μετὰ τὴν κατὰ τὴν ναυμαχίαν [915 γενομένην ἧτταν ἐν ταῖς Σάρδεσιν παριεὶς τοὺς και-
2 ροὺς καὶ καταμέλλων ἐν τοῖς ὅλοις, ἅμα τῷ πυθέσθαι τῶν πολεμίων τὴν διάβασιν συντριβεὶς τῇ διανοίᾳ καὶ 10 δυσελπιστήσας ἔκρινεν διαπέμπεσθαι πρὸς τοὺς περὶ
3 τὸν Λεύκιον καὶ Πόπλιον ὑπὲρ διαλύσεων. προχειρισάμενος οὖν Ἡρακλείδην τὸν Βυζάντιον ἐξέπεμψε, δοὺς ἐντολὰς ὅτι παραχωρεῖ τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς Ἀλεξανδρέων πόλεως, [916
4 ἐξ ὧν ὁ πόλεμος ἔλαβε τὰς ἀρχάς· ὁμοίως δὲ κἄν τινας ἑτέρας ὑφαιρεῖσθαι βούλωνται τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τἀκείνων ᾕρηνται κατὰ
5 τὸν ἐνεστῶτα πόλεμον. πρὸς δὲ τούτοις ὅτι τὴν ἡμίσειαν δώσει τῆς γεγενημένης σφίσι δαπάνης εἰς τὴν 20
6 πρὸς αὐτὸν διαφοράν. ταύτας μὲν οὖν ὁ. πεμπόμενος εἶχε τὰς ἐντολὰς πρὸς τὴν κατὰ κοινὸν ἔντευξιν, ἰδίᾳ δὲ πρὸς τὸν Πόπλιον ἑτέρας, ὑπὲρ ὧν τὰ κατὰ μέρος

---

1 * * *] εἰ add. *Ur*, πάντη πάντως εἰ *BW*, v. 24, 15, 9; **4—6 Suid. v. καταβολή**; fragmentum huc rettulit *Ni* 64, 191 coll. Liv. 37, 27, 5 5 καταβολῆς Suid., corr. *Sch* V 91 **7—35, 2 X 35r—40r, 0 128r—131u, U* 66—75,** *Ur* XXIII; v. Liv. 37, 34—36, *Ni* 194 8 σάρδεσιν X *BW*, σάρδεσι Y* *Ur* vulgo 9 ἐν del. *Sch* ὅλοις Om, λόγοις O 11 δυσελπιστήσας X ante *Di*, δυσελπίσας OU* *Ur* vulgo ἔκρινεν X *BW*, ἔκρινε Y* *Ur* vulgo 14 λαψακινῶν O 17 ἀφαιρεῖσθαι Herwerdenus *Mnemos*. 1874, 78 18 ὅσα O

ἐν τοῖς ἑξῆς δηλώσομεν. ἀφικόμενος δ' εἰς τὸν Ἑλλήσ- 7
ποντον ὁ προειρημένος πρεσβευτὴς καὶ καταλαβὼν
τοὺς Ῥωμαίους μένοντας ἐπὶ τῆς στρατοπεδείας, οὗ
πρῶτον κατεσκήνωσαν ἀπὸ τῆς διαβάσεως, τὰς μὲν 8
5 ἀρχὰς ἥσθη, νομίζων αὐτῷ συνεργὸν εἶναι πρὸς τὴν
ἔντευξιν τὸ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πρὸς
μηδὲν ὡρμηκέναι τῶν ἑξῆς τοὺς ὑπεναντίους, πυθό- 9
μενος δὲ τὸν Πόπλιον ἔτι μένειν ἐν τῷ πέραν ἐδυσ-
χρήστησε διὰ τὸ τὴν πλείστην ῥοπὴν κεῖσθαι τῶν
10 πραγμάτων ἐν τῇ 'κείνου προαιρέσει. αἴτιον δ' ἦν 10
1047] καὶ τοῦ μένειν τὸ στρατόπεδον ἐπὶ τῆς πρώτης
παρεμβολῆς καὶ τοῦ κεχωρίσθαι τὸν Πόπλιον ἀπὸ τῶν
δυνάμεων τὸ σάλιον εἶναι τὸν προειρημένον ἄνδρα.
τοῦτο δ' ἔστιν, καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολι- 11
15 τείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, δι' ὧν συμβαίνει
τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι
τοῖς θεοῖς· * * * τριακονθήμερον μὴ μεταβαίνειν κατὰ 12
τὸν καιρὸν τῆς θυσίας, ἐν ᾗ (ποτ') ἂν χώρᾳ κατα-
ληφθῶσιν [οἱ σάλιοι οὗτοι]. ὃ καὶ τότε συνέβη γενέ- 13
20 σθαι Ποπλίῳ· τῆς γὰρ δυνάμεως μελλούσης περαιοῦ-
σθαι κατέλαβεν αὐτὸν οὗτος ὁ χρόνος, ὥστε μὴ

---

1 *δὲ* Y, corr. *Ben* 279 *BW* 3 *ῥωμαίων* superscripto *ους* X *μένοντας Sch*, *ἐνόντας* Y, *ἔτι ὄντας* (immo *ἔτ' ὄντας*) coni. *Ur* not. 24. *οὗ Ur*, *οὐ* Y 4 *κατασκήνωσαν* O *ἀπὸ Rei* 648 *Be* pro *ἐπὶ* 5 *αὐτῷ* Y, corr. *Be* 10 *ἐκείνου* Y, corr. *Hu Philol.* 1859, 314 *BW* 13 *σάμον* Y, corr. *Ur* et 19 idem *σάλιοι* pro *σάμιοι* 14 *ἔστιν* X *BW*, *ἔστι* Y* *Ur* vulgo *τοῖς*] *τῆς* superscripto *οις* X 17 * * *] lac. indicat *Ca* 814, *οὓς χρὴ* add. *Rei* 648, *τούτους δὲ τοὺς σαλίους χρὴ B.W* 18 *ποτ'* add. *BW* cum F. Kaelkero quaest. de eloc. Polyb. Diss. inaug. Lips. 1880, 249 19 *οἱ σάλιοι οὗτοι* inducit *BW* *σάμιοι* superscripto *οι* X, *σάμιοι* superscripto *λ* U*, *σάμιοι* Y

14 *δύνασθαι μεταβαλεῖν τὴν χώραν. διὸ συνέβη τόν τε Σκιπίωνα χωρισθῆναι τῶν στρατοπέδων καὶ μεῖναι κατὰ τὴν Εὐρώπην, τὰς δὲ δυνάμεις περαιωθείσας μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ μὴ δύνασθαι πράττειν τῶν ἑξῆς μηθέν, προσαναδεχομένας τὸν προειρημένον* 5 *ἄνδρα.*

14 (11) *Ὁ δ' Ἡρακλείδης, μετά τινας ἡμέρας παραγενομένου τοῦ Ποπλίου, κληθεὶς πρὸς τὸ συνέδριον εἰς ἔντευξιν* 2 *διελέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς, φάσκων τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς τῶν* [917 *Ἀλεξανδρέων πόλεως ἐκχωρεῖν τὸν Ἀντίοχον, ὁμοίως δὲ καὶ τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι* 3 *τυγχάνουσιν ᾑρημέναι τὰ Ῥωμαίων· πρὸς δὲ τούτοις τὴν ἡμίσειαν ἀναδέχεσθαι τῆς γεγενημένης αὐτοῖς* 4 *δαπάνης εἰς τὸν ἐνεστῶτα πόλεμον. πολλὰ δὲ καὶ* 15 *ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διελέχθη, παρακαλῶν τοὺς Ῥωμαίους μήτε τὴν τύχην λίαν ἐξελέγχειν ἀνθρώπους ὑπάρχοντας, μήτε τὸ μέγεθος τῆς αὑτῶν ἐξουσίας ἀόριστον ποιεῖν, ἀλλὰ περιγράφειν, μάλιστα μὲν τοῖς* 5 *τῆς Εὐρώπης ὅροις· καὶ γὰρ ταύτην μεγάλην ὑπάρχειν* 20 *καὶ παράδοξον διὰ τὸ μηδένα καθῖχθαι τῶν προ-* 6 *γεγονότων αὐτῆς· εἰ δὲ πάντως καὶ τῆς Ἀσίας βούλονταί τινα προσεπιδράττεσθαι, διορίσαι ταῦτα· πρὸς πᾶν* 1048 7] *γὰρ τὸ δυνατὸν προσελεύσεσθαι τὸν βασιλέα. ῥηθέντων δὲ τούτων, ἔδοξε τῷ συνεδρίῳ τὸν στρατηγὸν ἀπο-* 25

---

1 *μεταβαλεῖν* Y ante *Ca* 814, *μεταλαβεῖν Ur* 4 *ἐπὶ Ur*, *ὑπὸ* Y 5 *μηθὲν* Y *Hu*, *μηδὲν Ur* vulgo 7 *δὲ* Y, corr. *BW* 8 *κληθεὶς Ur* pro *βληθεὶς* 12 *ὅσοι*—13 *εἰρημένοι* Y, corr. *Ur* 14 *ἡμισύαν* Y, *ἡμυσείαν* O, *ἡμισείαν* U* *Ur*, corr. *Sch*, v. p. 33, 1 *αὐτῆς* O 18 *αὐτῶν* Y, corr. cod. Pal. Vat. 411 20 *ὅρους* Y, corr. *Ur* 21 *καθίχθαι* Y, corr. Ernestus 25 *τούτων Ur* pro *τούτοις*

κριθῆναι διότι τῆς μὲν δαπάνης οὐ τὴν ἡμίσειαν, ἀλλὰ πᾶσαν δίκαιόν ἐστιν Ἀντίοχον ἀποδοῦναι· φῦναι γὰρ τὸν πόλεμον ἐξ ἀρχῆς οὐ δι' αὐτούς, ἀλλὰ δι' ἐκεῖνον· τῶν δὲ πόλεων μὴ τὰς κατὰ τὴν Αἰολίδα καὶ τὴν 8
5 *Ἰωνίαν μόνον ἐλευθεροῦν, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε τοῦ Ταύρου δυναστείας ἐκχωρεῖν. ὁ μὲν οὖν πρεσβευ-* 9 *τὴς ταῦτ' ἀκούσας παρὰ τοῦ συνεδρίου, διὰ τὸ πολὺ τῶν ἀξιουμένων τὰς ἐπιταγὰς ὑπεραίρειν οὐδένα λόγον ποιησάμενος, τῆς μὲν κοινῆς ἐντεύξεως ἀπέστη, τὸν*
10 *δὲ Πόπλιον ἐθεράπευσε φιλοτίμως.*

Λαβὼν δὲ καιρὸν ἁρμόζοντα διελέγετο περὶ ὧν 15 (12) *εἶχε τὰς ἐντολάς. αὗται δ' ἦσαν διότι πρῶτον μὲν* 2 *χωρὶς λύτρων ὁ βασιλεὺς αὐτῷ τὸν υἱὸν ἀποδώσει· συνέβαινε γὰρ ἐν ἀρχαῖς τοῦ πολέμου τὸν υἱὸν τὸν* 3
15 *τοῦ Σκιπίωνος γεγονέναι τοῖς περὶ Ἀντίοχον ὑποχείριον· δεύτερον δὲ διότι καὶ κατὰ τὸ παρὸν ἕτοιμός* 4 *ἐστιν ὁ βασιλεὺς ὅσον ἂν ἀποδείξῃ διδόναι πλῆθος χρημάτων καὶ μετὰ ταῦτα κοινὴν ποιεῖν τὴν ἐκ τῆς βασιλείας χορηγίαν, ἐὰν συνεργήσῃ ταῖς ὑπὸ τοῦ βασι-*
20 *λέως προτεινομέναις διαλύσεσιν. ὁ δὲ Πόπλιος τὴν* 5 *μὲν κατὰ τὸν υἱὸν ἐπαγγελίαν ἔφη δέχεσθαι καὶ μεγάλην χάριν ἕξειν ἐπὶ τούτοις, ἐὰν βεβαιώσῃ τὴν ὑπόσχεσιν· περὶ δὲ τῶν ἄλλων ἀγνοεῖν αὐτὸν ἔφη καὶ* 6 *παραπαίειν ὁλοσχερῶς τοῦ σφετέρου συμφέροντος οὐ* [918

---

1 *ἡμισείαν* Y, corr. *Sch*, v. p. 32, 14 3 *αὐτούς* Y, corr. *Be* 4 *πόλεων Ur* pro *πολεμίων* 5 *ἐπὶ τάδε Ur* pro *ἔπειτα δὲ* 7 *ταῦτα* Y, corr. *Ben* 280 *BW* 14 ss. Polybium h. l. narrasse Scipionis f. a Chalcide Oreum petentem (Liv. 37, 34, 5) esse captum eaque ab eclogario esse omissa, docet *Ni* 14, 194 s. 17 *ὅσον* pro *ὃν Ca* 815 *ἂν* om. O 21 *τοῦ υἱοῦ* Y, corr. *Ur*, v. *Hu Philol.* 1859, 318 s. et Krebsium *D. Präpos. b. Polyb.* Wurzeburgi 1882, 132 22 *ἕξιν* X, corr. X[m] addito *ἴσως* 24 *παραπέειν* Y, *παραδὲ .ειν* O, corr. *Ur*

μόνον κατὰ τὴν πρὸς αὐτὸν ἔντευξιν, ἀλλὰ (καὶ) κατὰ
7 τὴν πρὸς τὸ συνέδριον. εἰ μὲν γὰρ ἔτι Λυσιμαχείας
καὶ τῆς εἰς τὴν Χερρόνησον εἰσόδου κύριος ὑπάρχων
8 ταῦτα προύτεινε, ταχέως ἂν αὐτὸν ἐπιτυχεῖν. ὁμοίως,
εἰ καὶ τούτων ἐκχωρήσας παραγεγόνει πρὸς τὸν Ἑλλήσ- 5
ποντον μετὰ τῆς δυνάμεως καὶ δῆλος ὢν ὅτι κωλύσει
1049] τὴν διάβασιν ἡμῶν ἐπρέσβευε περὶ τῶν αὐτῶν τού-
των, ἦν ἂν οὕτως αὐτὸν ἐφικέσθαι τῶν ἀξιουμένων.
9 ὅτε δ' ἐάσας ἐπιβῆναι τῆς Ἀσίας τὰς ἡμετέρας δυνά-
μεις καὶ προσδεξάμενος οὐ μόνον τὸν χαλινόν, ἀλλὰ 10
καὶ τὸν ἀναβάτην παραγίνεται πρεσβεύων περὶ διαλύ-
σεων ἴσων, εἰκότως αὐτὸν ἀποτυγχάνειν καὶ διεψεῦσθαι
10 τῶν ἐλπίδων. διόπερ αὐτῷ παρῄνει βέλτιον βουλεύε-
σθαι περὶ τῶν ἐνεστώτων καὶ βλέπειν τοὺς καιροὺς
11 ἀληθινῶς. ἀντὶ δὲ τῆς κατὰ τὸν υἱὸν ἐπαγγελίας 15
ὑπισχνεῖτο δώσειν αὐτῷ συμβουλίαν ἀξίαν τῆς προ-
τεινομένης χάριτος· παρεκάλει γὰρ αὐτὸν εἰς πᾶν συγ-
καταβαίνειν, μάχεσθαι δὲ κατὰ μηδένα τρόπον Ῥωμαίοις.
12 ὁ μὲν (οὖν) Ἡρακλείδης ταῦτ' ἀκούσας ἐπανῆλθε καὶ
13 συμμίξας διεσάφει τῷ βασιλεῖ τὰ κατὰ μέρος· Ἀντίοχος 20
(δὲ) νομίσας οὐδὲν ἂν βαρύτερον αὐτῷ γενέσθαι πρόσ-
ταγμα τῶν νῦν ἐπιταττομένων, εἰ λειφθείη μαχόμενος,

---

1 αὐτὸν BW pro αὐτὸν 1. 2 κατὰ τὴν Y Ur vulgo, om. O, τὴν κατὰ U*, (καὶ) κατὰ τὴν Rei 648 Sch, καὶ τὴν Hu 2 λυσιμαχίας Y, corr. Be 5 ἐκχωρῆσαι O παρεγεγόνει Di, v. Hu E.Z. XXXII 16 6 ὤν O 8 ἦν ἂν—ἐφικέσθαι Ur pro ἐὰν—ἀφίκεσθαι 12 ἴσων Ur pro ἴσως αὐτὸν BW, ἂν Y vulgo, οὖν Rei 648, αὐτῶν Hu διαψεύσασθαι Y, διαψεύσεσθαι Ur, διαψεύδεσθαι coni. Sch, corr. Hu 18 ῥωμαίοις pro ῥωμαίους Ur 19 οὖν add. Sch ταῦτ' O ante Ben 280 Hu, ταῦτα Y Ur vulgo ἐπανῆλθε X Ur vulgo, ἐπανῆλθεν Y* Hu 21 δὲ add. Rei 648 Sch βερύτερον U* αὐτῷ Y, corr. Be 22 λειφθείη X ante Rei 648 Sch, ληφθείη Y

τῆς μὲν περὶ τὰς διαλύσεις ἀσχολίας ἀπέστη, τὰ δὲ
πρὸς ἀγῶνα πάντα καὶ πανταχόθεν ἡτοίμαζεν. —

Ὅτι μετὰ τὴν νίκην οἱ Ῥωμαῖοι τὴν αὐτῶν πρὸς 16 (13)
Ἀντίοχον παρειληφότες καὶ τὰς Σάρδεις καὶ τὰς ἀκρο-
5 πόλεις ἄρτι * * * ἧκε Μουσαῖος ἐπικηρυκευόμενος παρ'
Ἀντιόχου. τῶν δὲ περὶ τὸν Πόπλιον φιλανθρώπως 2
προσδεξαμένων αὐτόν, ἔφη βούλεσθαι τὸν Ἀντίοχον
ἐξαποσταλῆναι πρεσβευτὰς τοὺς διαλεχθησομένους ὑπὲρ
τῶν ὅλων. διόπερ ἀσφάλειαν ἠξίου δοθῆναι τοῖς 3
10 παραγινομένοις. τῶν δὲ συγχωρησάντων οὗτος μὲν
ἐπανῆλθεν, μετὰ δέ τινας ἡμέρας ἧκον πρέσβεις παρὰ 4
τοῦ βασιλέως Ἀντιόχου Ζεῦξις ὁ πρότερον ὑπάρχων
Λυδίας σατράπης καὶ Ἀντίπατρος ἀδελφιδοῦς. οὗτοι 5
δὲ πρῶτον μὲν ἔσπευδον ἐντυχεῖν Εὐμένει τῷ βασιλεῖ,
15 διευλαβούμενοι μὴ διὰ τὴν προγεγενημένην παρα- [919
1050] τριβὴν φιλοτιμότερος ᾖ πρὸς τὸ βλάπτειν αὐτούς.
εὑρόντες δὲ παρὰ τὴν προσδοκίαν μέτριον αὐτὸν 6
καὶ πρᾷον, εὐθέως ἐγίνοντο περὶ τὴν κοινὴν ἔντευξιν.
κληθέντες δ' εἰς τὸ συνέδριον πολλὰ μὲν καὶ ἕτερα 7
20 διελέχθησαν, παρακαλοῦντες πρᾴως χρήσασθαι καὶ
μεγαλοψύχως τοῖς εὐτυχήμασι, φάσκοντες οὐχ οὕτως 8
Ἀντιόχῳ τοῦτο συμφέρειν ὡς αὐτοῖς Ῥωμαίοις, ἐπείπερ
ἡ τύχη παρέδωκεν αὐτοῖς τὴν τῆς οἰκουμένης ἀρχὴν

3—37, 17 X 40r—42u, O 131u—133r, U* 75—80, *Ur* XXIV; v. Liv. 37, 45, 3 ss., *Ni* 14 s., 16, 197 3 τὴν prius Y *Rei* 648 *Sch*, om. *Ur* vulgo αὐτῶν Y, corr. *Be* 5 * * *] lac. indicat *Sch*; v. *Ni* 14 s. P. Scipionem ab Elaea Sardes venisse, Polybium h. l. exposuisse coni. Th. Mommsenus *Röm. Forsch.* II 519 ann. 1 7 βουλεύεσθαι Y, corr. *Ur* 8 ἐξαποστέλλειν coni. *Rei* 648; sed v. 4, 87, 2 14 εὐμενεῖ Y, corr. *Ca* 816 15 διευλαβούμενος Y, corr. *Ur* 16 ἦν O 18 πρᾶον et 20 πράως Y, corr. *Ur* 22 ἐπείπερ *Rei* 648 *Sch* pro εἴπερ

9 *καὶ δυναστείαν· τὸ δὲ συνέχον ἡρώτων τί δεῖ ποιήσαντας τυχεῖν τῆς εἰρήνης καὶ τῆς φιλίας τῆς πρὸς*
10 *Ῥωμαίους. οἱ δ' ἐν τῷ συνεδρίῳ πρότερον ἤδη συνηδρευκότες καὶ βεβουλευμένοι περὶ τούτων, τότ' ἐκέλευον διασαφεῖν τὰ δεδογμένα τὸν Πόπλιον.* 5

17 *Ὁ δὲ προειρημένος ἀνὴρ οὔτε νικήσαντας ἔφη*
(14) 2 *Ῥωμαίους οὐδέποτε γενέσθαι βαρυτέρους, * * * διὸ καὶ νῦν αὐτοῖς τὴν αὐτὴν ἀπόκρισιν δοθήσεσθαι παρὰ Ῥωμαίων, ἣν καὶ πρότερον ἔλαβον, ὅτε πρὸ τῆς μάχης*
3 *παρεγενήθησαν ἐπὶ τὸν Ἑλλήσποντον. δεῖν γὰρ αὐτοὺς* 10 *ἔκ τε τῆς Εὐρώπης ἐκχωρεῖν καὶ (τῆς Ἀσίας) τῆς ἐπὶ*
4 *τάδε τοῦ Ταύρου πάσης. πρὸς δὲ τούτοις Εὐβοϊκὰ τάλαντ' ἐπιδοῦναι μύρια καὶ πεντακισχίλια Ῥωμαίοις*
5 *ἀντὶ τῆς εἰς τὸν πόλεμον δαπάνης. τούτων δὲ πεντακόσια μὲν παραχρῆμα, δισχίλια δὲ καὶ πεντακόσια* 15 *πάλιν, ἐπειδὰν ὁ δῆμος κυρώσῃ τὰς διαλύσεις, τὰ δὲ λοιπὰ τελεῖν ἐν ἔτεσι δώδεκα, διδόντα καθ' ἕκαστον*
6 *ἔτος χίλια τάλαντα. ἀποδοῦναι δὲ καὶ Εὐμένει τετρακόσια τάλαντα (τὰ) προσοφειλόμενα καὶ τὸν ἐλλείποντα*
7 *σῖτον κατὰ τὰς πρὸς τὸν πατέρα συνθήκας. σὺν δὲ* 20 *τούτοις Ἀννίβαν ἐκδοῦναι τὸν Καρχηδόνιον καὶ Θόαντα*

---

1 *ἡρώτων Rei* 648 *Sch* pro *πρῶτον* 3 *δὲ* Y, corr. *Ben* 280 *BW* 4 *τότε* Y, corr. *Ben* 280 *BW* 7 * * *] lac. indicat *Ur* not. 27 coll. Liv. 37, 45, 12; *οὔτε ἡττημένους* (cum hiatu) *ταπεινοτέρους* add. *Ur* l. c., *οὔτε ἡττηθέντας* (cum hiatu) *ταπειν.* Cobetus *Mnemos.* 1861, 198, *οὔτ' ἐλαττωθέντας ἀθυμοτέρους Hu*, *οὔθ' ἡττηθέντας* (v. 2, 39, 8. 3, 62, 4 ss.; 117, 1) *μετριωτέρους* (v. 27, 8, 8; *Ni* 16) *BW* 10 *δεῖν* Y *Ur* not. 27 ante *Rei* 648 *Sch*, *δεῖ Ur* vulgo 11 *τῆς Ἀσίας* add. *Ur* 13 *τάλαντα* Y, corr. *Ben* 280 *BW*, v. *Hu Philol.* 1859, 303 14 φ̄ Y 15 *καὶ* φ̄ Y 17 ιβ̄ Y *δίδοντα* Y, corr. *Ur* 18 *εὐμενεῖ* Y, corr. *Gro* ῡ Y 19 *τὰ* add. *Sch* 20—37, 4 Paragraphum 8. ante 7. esse ponendam coni. Th. Mommsenus l. c. II 520; sed *σὺν τούτοις* est Latinorum *praeterea*, v. Krebsium *D. Präpos.* cet. 36 s. 21 *θόαντε* O

τὸν Αἰτωλὸν καὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Φίλωνα
καὶ Εὐβουλίδαν τοὺς Χαλκιδέας. πίστιν δὲ τούτων 8
1051] ὁμήρους εἴκοσι δοῦναι παραχρῆμα τὸν Ἀντίοχον
τοὺς παραγραφέντας· ταῦτα μὲν οὖν ὁ Πόπλιος ἀπε- 9
5 φήναθ' ὑπὲρ παντὸς τοῦ συνεδρίου. συγκαταθεμένων
δὲ τῶν περὶ τὸν Ἀντίπατρον καὶ Ζεῦξιν, ἔδοξε πᾶσιν
ἐξαποστεῖλαι πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς παρα-
καλέσοντας τὴν σύγκλητον καὶ τὸν δῆμον ἐπικυρῶσαι τὰς
συνθήκας. καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, [10 920
10 ταῖς δ' ἑξῆς ἡμέραις οἱ Ῥωμαῖοι διεῖλον τὰς δυνάμεις
*** μετὰ δέ τινας ἡμέρας παραγενομένων (τῶν) ὁμήρων 11
εἰς τὴν Ἔφεσον, εὐθέως ἐγίνοντο περὶ τὸ πλεῖν εἰς
τὴν Ῥώμην ὅ τ' Εὐμένης οἵ τε παρ' Ἀντιόχου πρε-
σβευταί, παραπλησίως δὲ καὶ παρὰ Ῥοδίων καὶ παρὰ 12
15 Σμυρναίων καὶ σχεδὸν τῶν ἐπὶ τάδε τοῦ Ταύρου
πάντων τῶν κατοικούντων ἐθνῶν καὶ πολιτευμάτων
ἐπρέσβευον εἰς τὴν Ῥώμην.

B. OLYMP. 147, 3.

I. RES ITALIAE.

20 Ὅτι ἤδη τῆς θερείας ἐνισταμένης μετὰ τὴν [18 922
νίκην τῶν Ῥωμαίων τὴν πρὸς Ἀντίοχον παρῆν (22, 1)

1 μνασίλουχον Y, corr. *Ur* φίλονα Y, corr. *Ur*
2 εὐβουλίδην Y, εὐβουλείδην *Ur*, corr. *BW* coll. 21, 43, 11 et
Liv. 37, 45, 17 χαλκιδέας Y ante *Ur*, καλχηδόνας O, χαλκι-
δόνας O^m, χαρκιδέας superscripto λ U* 3 κ̄ Y 4 ἀπεφήνατο Y,
corr. *Ben* 280 *BW*, v. *Hu* l. c. 310 7 παρακαλέσαντας super-
scripto σον U* 10 post δυνάμεις nonnulla deesse docet *Ni* 14 s.
coll. Liv. 37, 45, 19 11 τῶν add. *Rei* 649 *Sch* 13 εὐμενής
U*, εὐμένης Y *Ur* παρ' Ἀντιόχου *Di*, παρὰ τῶν ῥωμαίων Y,
παρὰ τοῦ Ἀντιόχου (cum hiatu) *Sch* 17 ἐπρέσβευον X^m U*
Ur, καὶ πρέσβεων X, καὶ ἐπρέσβευον Y 20—49, 24 X 42^u—55^r,
O 133^r—141^r, U* 80—105, *Ur* XXV; v. Liv. 37, 52—56, *Ni* 198 ss.,
208, 331 20 θερίας O 21 ante τὴν del. τῶν *Ur*

ὅ τε βασιλεὺς Εὐμένης οἵ τε παρ' Ἀντιόχου πρέσβεις
οἵ τε παρὰ τῶν Ῥοδίων, ὁμοίως δὲ καὶ παρὰ τῶν
2 ἄλλων· σχεδὸν γὰρ ἅπαντες οἱ κατὰ τὴν Ἀσίαν εὐθέως
μετὰ τὸ γενέσθαι τὴν μάχην ἔπεμπον πρεσβευτὰς εἰς
τὴν Ῥώμην, διὰ τὸ πᾶσιν τότε καὶ πάσας τὰς ὑπὲρ 5
3 τοῦ μέλλοντος ἐλπίδας ἐν τῇ συγκλήτῳ κεῖσθαι. ἅπαν-
τας μὲν οὖν τοὺς παραγενομένους ἐπεδέχετο φιλαν-
θρώπως ἡ σύγκλητος, μεγαλομερέστατα δὲ καὶ κατὰ
τὴν ἀπάντησιν καὶ τὰς τῶν ξενίων παροχὰς Εὐμένη
4 τὸν βασιλέα, μετὰ δὲ τοῦτον τοὺς Ῥοδίους. ἐπειδὴ δ' 10
ὁ τῆς ἐντεύξεως καιρὸς ἦλθεν, εἰσεκαλέσαντο πρῶτον
τὸν βασιλέα καὶ λέγειν ἠξίουν μετὰ παρρησίας ὧν
5 βούλεται τυχεῖν παρὰ τῆς συγκλήτου. τοῦ δ' Εὐμένους
φήσαντος διότι εἰ καὶ παρ' ἑτέρων τυχεῖν τινος ἐβού-
1052] λετο φιλανθρώπου, Ῥωμαίοις ἂν ἐχρήσατο συμ- 15
βούλοις πρὸς τὸ μήτ' ἐπιθυμεῖν μηδενὸς παρὰ τὸ δέον
6 μήτ' ἀξιοῦν μηδ' ἓν πέρα τοῦ καθήκοντος· ὁπότε δ'
αὐτῶν πάρεστι δεόμενος Ῥωμαίων, ἄριστον εἶναι νομίζει
τὸ διδόναι τὴν ἐπιτροπὴν ἐκείνοις καὶ περὶ αὐτοῦ καὶ
7 περὶ τῶν ἀδελφῶν· τῶν δὲ πρεσβυτέρων τινὸς ἀναστάν- 20
τος καὶ κελεύοντος μὴ κατορρωδεῖν, ἀλλὰ λέγειν τὸ
φαινόμενον, διότι πρόκειται τῇ συγκλήτῳ πᾶν αὐτῷ
χαρίζεσθαι τὸ δυνατόν, ἔμεινεν ἐπὶ τῆς αὐτῆς γνώμης.
8 χρόνου δ' ἐγγινομένου ὁ μὲν βασιλεὺς ἐξεχώρησεν, ἡ
9 δὲ ἐντὸς ἐβουλεύετο τί δεῖ ποιεῖν. ἔδοξεν οὖν τὸν 25

---

1 *εὐμένης* Y ante *Ur*, *εὐμενής* U* 5 *πᾶσιν* X *BW*, *πᾶσι* Y *Ur* vulgo 7 *ἀπεδέχετο* *Rei* 649 *Di* 9 *εὐμενῆ* Y et 13 *εὐμενοῦς* Y, corr. *Ur* 10 *δ'* Y *Ur* vulgo, *δὲ* O* *Hu* 17 *μὴ δὲ ἓν* X, *μηδεὲν* Y *Ur*, *μηδὲν* *Ur* not. 28 *Ca* 818 vulgo, *μηθὲν* coni. *Hu*, corr. *BW* coll. 1, 20, 13 *παρὰ* O 18 *πάρεστι* *Ur* pro *παρέσται* 19 *αὐτοῦ* Y, corr. *Be*

Εὐμένη παρακαλεῖν αὐτὸν ὑποδεικνύναι θαρροῦντα
περὶ ὧν πάρεστιν· καὶ γὰρ εἰδέναι τὰ διαφέροντα τοῖς
ἰδίοις πράγμασιν ἐκεῖνον ἀκριβέστερον τὰ κατὰ τὴν
Ἀσίαν. δοξάντων δὲ τούτων εἰσεκλήθη, καὶ τῶν πρε- 10
5 *σβυτέρων τινὸς ἀποδείξαντος τὰ δεδογμένα λέγειν*
ἠναγκάσθη περὶ τῶν προκειμένων· ἔφασκεν οὖν 19
ἄλλο μὲν οὐδὲν ἂν εἰπεῖν περὶ τῶν καθ' αὐτόν, (22, 2)
*ἀλλὰ μεῖναι * * * τελέως διδοὺς ἐκείνοις τὴν ἐξουσίαν·*
ἕνα δὲ τόπον ἀγωνιᾶν τὸν κατὰ τοὺς Ῥοδίους· διὸ [2 928
10 *καὶ προῆχθαι νῦν εἰς τὸ λέγειν ὑπὲρ τῶν ἐνεστώτων.*
ἐκείνους γὰρ παρεῖναι μὲν οὐδὲν ἧττον ὑπὲρ τῆς 3
σφετέρας πατρίδος συμφερόντως σπουδάζοντας ἤπερ
αὐτοὺς ὑπὲρ τῆς ἰδίας ἀρχῆς φιλοτιμεῖσθαι κατὰ τὸ
παρόν· τοὺς δὲ λόγους αὐτῶν τὴν ἐναντίαν ἔμφασιν 4
15 *ἔχειν τῇ προθέσει τῇ κατὰ τὴν ἀλήθειαν. τοῦτο δ'*
εἶναι ῥᾴδιον καταμαθεῖν. ἐρεῖν μὲν γὰρ αὐτούς, ἐπει- 5
δὰν εἰσπορευθῶσιν, διότι πάρεισιν οὔτε παρ' ὑμῶν
αἰτούμενοι τὸ παράπαν οὐδὲν οὔθ' ἡμᾶς βλάπτειν
θέλοντες κατ' οὐδένα τρόπον, πρεσβεύονται δὲ περὶ
20 *τῆς ἐλευθερίας τῶν τὴν Ἀσίαν κατοικούντων Ἑλλήνων.*
"*τοῦτο δ' οὐχ οὕτως αὐτοῖς εἶναι κεχαρισμένον φήσου-* 6
1053] *σιν ὡς ὑμῖν καθῆκον καὶ τοῖς γεγονόσιν ἔργοις*
ἀκόλουθον. ἡ μὲν οὖν διὰ τῶν λόγων φαντασία τοι- 7

---

1 *εὐμενῆ* Y, corr. *Ur* *θαρροῦντας* (Y), corr. *Ur*
3 ante *τὰ* add. *καὶ* *Ur* vulgo, om. Y *BW* 7 *ἂν* Y *Sch*, om. U* *Ur* vulgo 8 * * *] lac. indicat et add. (cum hiatu) *ἐπὶ τῆς αὐτῆς γνώμης* *Ur*, *ἀλλ' ἐμμεῖναι τῇ γνώμῃ* (vel *τῇ προαιρέσει*) *Hu*, *βεβαίως ἐπὶ τῆς ἐξ ἀρχῆς διαλήψεως* *BW* coll. 3, 89, 2; 103, 6 9 *ἀγονιᾶν* U* 11 ante *τῆς* add. *τοῦ* *Ca* 819 vulgo ante *Hu* 12 *συμφέροντας* Y, *συμφέροντος* *Ur*, corr. *BW*, ante *συμφέροντος* add. *καὶ τοῦ κατ' ἰδίαν* *Hu*
13 *αὐτοὺς* Y, *αὐτὸν* *Ur*, *αὐτὸς* *Be*, corr. *BW* auctore *Rei* 649
17 *εἰσπορευθῶσιν* X *BW*, *εἰσπορευθῶσι* Y* *Ur* vulgo

αὐτη τις αὐτῶν ἔσται· τὰ δὲ κατὰ τὴν ἀλήθειαν τὴν
8 *ἐναντίαν ἔχοντα τούτοις εὑρεθήσεται διάθεσιν. τῶν*
γὰρ πόλεων ἐλευθερωθεισῶν, ὡς αὐτοὶ παρακαλοῦσιν,
τὴν μὲν τούτων συμβήσεται δύναμιν αὐξηθῆναι πολ-
λαπλασίως, τὴν δ' ἡμετέραν τρόπον τινὰ καταλυθῆναι. 5
9 *τὸ γὰρ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς αὐτονομίας ἡμῖν*
μὲν ἄρδην ἀποσπάσει πάντας οὐ μόνον τοὺς νῦν
ἐλευθερωθησομένους, ἀλλὰ καὶ τοὺς πρότερον ἡμῖν
ὑποταττομένους, ἐπειδὰν ὑμεῖς ἐπὶ ταύτης ὄντες φανεροὶ
γένησθε τῆς προαιρέσεως, ιούτοις δὲ προσθήσει πάν- 10
10 *τας. τὰ γὰρ πράγματα φύσιν ἔχει τοιαύτην· δόξαντες*
γὰρ ἠλευθερῶσθαι διὰ τούτους ὀνόματι μὲν ἔσονται
σύμμαχοι τούτων, τῇ δ' ἀληθείᾳ πᾶν ποιήσουσι τὸ
κελευόμενον ἑτοίμως, τῇ μεγίστῃ χάριτι γεγονότες
11 *ὑπόχρεοι. διόπερ, ὦ ἄνδρες, ἀξιοῦμεν ὑμᾶς τοῦτον* 15
τὸν τόπον ὑπιδέσθαι, μὴ λάθητε τοὺς μὲν παρὰ τὸ
δέον αὔξοντες, τοὺς δ' ἐλαττοῦντες τῶν φίλων ἀλόγως,
12 *ἅμα δὲ τούτοις τοὺς μὲν πολεμίους γεγονότας εὐεργε-*
τοῦντες, τοὺς δ' ἀληθινοὺς φίλους παρορῶντες καὶ
20 *κατολιγωροῦντες τούτων. ἐγὼ δὲ περὶ μὲν τῶν* 20
(22, 3) *ἄλλων, ὅτου δέοι, παντὸς (ἂν) παραχωρήσαιμι τοῖς*
πέλας ἀφιλονίκως, περὶ δὲ τῆς ὑμετέρας φιλίας καὶ
τῆς εἰς ὑμᾶς εὐνοίας ἁπλῶς οὐδέποτ' ἂν οὐδενὶ τῶν

---

3 *εὐλευθεροθησῶν* X, *ἐλευθεροθησῶν* O 5 *δὲ* Y, corr. *Ben* 280 *BW* 9 *ἐπειδὰν* (Y) *Ur*, *ἐπεὶ δ'* X 10 *γενέσθαι* Y, corr. *Ur* *προσθέσει* Y, corr. *Ur* 12 *ἐλευθερῶσθαι* Y, corr. *Sch* 16 *τὸν*] *τὸ* U* *ὑπειδέσθαι* Y, corr. *Ca* 819 17 *δὲ* Y, corr. *Ben* 280 s. *BW* 19 *δ'* Y *Ur* vulgo, *δὲ* O* *Hu* 21 *ἂν* add. *Be* 22 *ἀφιλονείκως* Y, corr. *Di*; v. Platon. opera ed. M. Schanz VI 1, VII ss. et O. Glaserum de ratione quae intercedit inter sermon. Polyb. et eum, qui in titulis saec. III. II. I. apparet. Diss. inaug. Giss. 1894, 69 ss. *ὑμετέρας* Y *Be*, *ἡμετέρας* U* *Ur* vulgo

ὄντων ἐκχωρήσαιμι κατὰ δύναμιν. δοκῶ δὲ καὶ τὸν [2 924
πατέρα τὸν ἡμέτερον, εἴπερ ἔζη, τὴν αὐτὴν ἂν προέσθαι
φωνὴν ἐμοί. καὶ γὰρ ἐκεῖνος, πρῶτος μετασχὼν τῆς 3
ὑμετέρας φιλίας καὶ συμμαχίας, σχεδὸν πάντων τῶν
5 [κατὰ] τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα νεμομένων, εὐγενέ-
στατα διεφύλαξε ταύτην ἕως τῆς τελευταίας ἡμέρας,
οὐ μόνον κατὰ τὴν προαίρεσιν, ἀλλὰ καὶ κατὰ τὰς
1054] πράξεις. πάντων γὰρ ὑμῖν ἐκοινώνησε τῶν κατὰ 4
τὴν Ἑλλάδα πολέμων καὶ πλείστας μὲν εἰς τούτους
10 καὶ πεζικὰς καὶ ναυτικὰς δυνάμεις παρέσχετο τῶν
ἄλλων συμμάχων, πλείστην δὲ συνεβάλετο χορηγίαν
καὶ μεγίστους ὑπέμεινε κινδύνους· τέλος δ' εἰπεῖν, κατ- 5
έστρεψε τὸν βίον ἐν αὐτοῖς τοῖς ἔργοις κατὰ τὸν
Φιλιππικὸν πόλεμον, παρακαλῶν Βοιωτοὺς εἰς τὴν
15 ὑμετέραν φιλίαν καὶ συμμαχίαν. ἐγὼ δὲ διαδεξάμενος 6
τὴν ἀρχὴν τὴν μὲν προαίρεσιν τὴν τοῦ πατρὸς διεφύ-
λαξα — ταύτην γὰρ οὐχ οἷόν τ' ἦν ὑπερθέσθαι — τοῖς
δὲ πράγμασιν ὑπερεθέμην. οἱ γὰρ καιροὶ τὴν ἐκ 7
πυρὸς βάσανον ἐμοὶ μᾶλλον ἢ 'κείνῳ προσῆγον.
20 Ἀντιόχου γὰρ σπουδάζοντος ἡμῖν θυγατέρα δοῦναι 8
καὶ συνοικειωθῆναι τοῖς ὅλοις, διδόντος ⟨δὲ⟩ παρα-
χρῆμα μὲν τὰς πρότερον ἀπηλλοτριωμένας ἀφ' ἡμῶν
πόλεις, μετὰ δὲ ταῦτα πᾶν ὑπισχνουμένου ποιήσειν,

---

2 ἔξει X, ἔζει Y, corr. *Ur* 5 κατὰ del. *Hu* μενόντων Y *Ur* vulgo, πολεμούντων vel δυσμενούντων vel ἀντιβαινόντων *Rei* 649 s., βασιλευόντων *Na* 246 s., κατοικούντων *Hu*, corr. *BW* coll. Liv. 37, 53, 7 *incolentium* et Pol. 2, 16, 3; 17, 1. 3, 17, 3; 37, 9; 91, 4. 4, 32, 10 cet. 7 καὶ om. O 10 καὶ πεζικὰς Y *Sch*, om. U*, πεζικὰς *Ur*, καὶ πεζὰς *Di* 11 συνεβάλετο Y *Be*, συνεβάλλετο U* *Ur*, v. *Hu* *E. Z.* XXI 18
12 δ' Y *Sch*, δὲ U* *Ur* vulgo (ὡς) εἰπεῖν *Rei* 650, sed v. *Sch* 17 τ' ἦν *Ur*, τὴν Y, τέ O 19 ἐκείνῳ Y, ἐκείνων U*, v. ad p. 31, 10 21 δίδοντος Y, corr. *Ur* δὲ add. *Rei* 650 *Sch*

9 εἰ μετάσχοιμεν τοῦ πρὸς ὑμᾶς πολέμου, τοσοῦτον ἀπέσχομεν τοῦ προσδέξασθαί τι τούτων, ὡς πλείσταις μὲν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν τῶν ἄλλων συμμάχων ἠγωνίσμεθα μεθ' ὑμῶν πρὸς Ἀντίοχον, πλείστας δὲ χορηγίας συμβεβλήμεθα πρὸς τὰς ὑμετέ- 5 ρας χρείας ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς, εἰς πάντας δὲ τοὺς κινδύνους δεδώκαμεν αὐτοὺς ἀπροφασίστως
10 μετά γε τῶν ὑμετέρων ἡγεμόνων. τὸ δὲ τελευταῖον ὑπεμείναμεν συγκλεισθέντες εἰς αὐτὸν τὸν Πέργαμον πολιορκεῖσθαι καὶ κινδυνεύειν ἅμα περὶ τοῦ βίου καὶ 10 τῆς ἀρχῆς διὰ τὴν πρὸς τὸν ὑμέτερον δῆμον εὔνοιαν.

21 ὥσθ' ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, πολλοὺς μὲν γεγονότας (22, 4) αὐτόπτας, πάντας δὲ γινώσκοντας διότι λέγομεν ἀληθῆ, δίκαιόν ἐστι τὴν ἁρμόζουσαν πρόνοιαν ποιήσασθαι
2 περὶ ἡμῶν. καὶ γὰρ ἂν πάντων γένοιτο δεινότατον, 15 εἰ Μασαννάσαν μὲν τὸν οὐ μόνον ὑπάρξαντα πολέ- [925
1055] μιον ὑμῖν, ἀλλὰ καὶ τὸ τελευταῖον καταφυγόντα πρὸς ὑμᾶς μετά τινων ἱππέων, τοῦτον, ὅτι καθ' ἕνα πόλεμον τὸν πρὸς Καρχηδονίους ἐτήρησε τὴν πίστιν, βασιλέα τῶν πλείστων μερῶν τῆς Λιβύης πεποιήκατε, 20
3 Πλευρᾶτον δέ, πράξαντα μὲν ἁπλῶς οὐδέν, διαφυλάξαντα δὲ μόνον τὴν πίστιν, μέγιστον τῶν κατὰ τὴν Ἰλλυρίδα

---

1 *μετάσχοιμεν Ur*, *μετάσχοι μὲν* Y 3 *δυνάμεσιν* X *BW*, *δυνάμεσι* Y *Ur* vulgo 4 *ἠγωνισάμεθα* Y, corr. *Na* 351 *Di* 5 *πλεῖστα* O, *πλεῖστας* U*, *πλεῖστα δὲ χορήγια* coni. *Hu*, sed v. 1, 72, 3 7 *αὑτοὺς* Y, corr. *Ur* 12 ante *ἄνδρες* add. *ὦ Ur*, om. Y *BW* 16 *μησσανάσθεν* X, *μησσανάσσην* Y, corr. *BW*, v. *BW* I 74 17 post *ἀλλὰ καὶ* nonnulla deesse coni. *Sch* coll. Liv. 37, 53, 21; sed v. *Ni* 26 s. 18 *τινων Gro* auctore *Ca* 821 pro *τῶν*, v. Liv. l. c., *σ'ων* (= *διακοσίων*) *Na* 228 19 *ἐστέρησε* Y, corr. *Ur* 21 *πλευράτον* Y *Ur*, *πλεύρατον* vulgo post *Sch*, corr. *Hu* *πράξαντος* Y, corr. *Ur*

δυναστῶν ἀναδεδείχατε, ἡμᾶς δὲ τοὺς διὰ προγόνων 4
τὰ μέγιστα καὶ κάλλιστα τῶν ἔργων ὑμῖν συγκατειργα-
σμένους παρ' οὐδὲν ποιήσεσθε. τί οὖν ἐστιν ὃ παρα- 5
καλῶ, καὶ τίνος φημὶ δεῖν ἡμᾶς τυγχάνειν παρ' ὑμῶν;
5 ἐρῶ μετὰ παρρησίας, ἐπείπερ ἡμᾶς ἐξεκαλέσασθε πρὸς 6
τὸ λέγειν ὑμῖν τὸ φαινόμενον. εἰ μὲν αὐτοὶ κρίνετέ 7
τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν
ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπ'
Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθ' ἂν ἰδεῖν
10 γενόμενον· καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν 8
γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες
τῆς ὑμετέρας ἐξουσίας. εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, 9
ἀλλ' ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν
δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πο-
15 λέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν. νὴ Δί', ἀλλὰ 10
κάλλιόν ἐστι τοὺς δουλεύοντας ἐλευθεροῦν. εἴγε μὴ
μετ' Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν. ἐπεὶ δὲ τοῦθ' 11
ὑπέμειναν, πολλῷ κάλλιον τὸ τοῖς ἀληθινοῖς φίλοις
τὰς ἁρμοζούσας χάριτας ἀποδιδόναι μᾶλλον ἢ τοὺς
20 πολεμίους γεγονότας εὐεργετεῖν."

Ὁ μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ 22
δὲ συνέδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα (22, 5)
φιλοφρόνως ἀπεδέχετο καὶ πᾶν τὸ δυνατὸν προθύμως
εἶχεν αὐτῷ χαρίζεσθαι. μετὰ δὲ τοῦτον ἐβούλοντο 2

---

1 ἡμᾶς Y *Ur* not. 31 *Ca* 821, ἡμεῖς U* *Ur* 2 κάλλιστα Y *Ur* not. 31 *Ca* l. c., κάλιστα O (non U*) *Ur* 3 ποιήσεσθαι Y, ποιήσετε *Ur*, corr. *Sch* ὃ pro ἃ *Ca* 821 5 ὁρῶ O ἐξεκαλέσασθαι Y, corr. *Ur* 6 s. κρίνετε τίνας Y, corr. *Ca* l. c. 7 τὴν ἀσίαν Y, τῆς ἀσίας *Ur* not. 31 *Ca* 821 9 ἀντιόχου O 10 γινόμενον *Hu* 12 κρίνεται XO 15 ἄθλων U* ἠπὲρ O Δί' ἀλλὰ *Be* pro δία 16 κάλλιον Y *Ur* vulgo, κάλλιστον U* *Ur* not. 32, καλόν *Di* 21 εὐμένης Y ante *Ur*, εὐμενής U* εἰπὼν Y ante *Ca* 821, εἴπως *Ur* 22 τε τὸν Y ante *Ur*, τρίτον U*

μὲν εἰσάγειν Ῥοδίους. ἀφυστεροῦντος δέ τινος τῶν
3 πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς Σμυρναίους. οὗτοι δὲ
1056] πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγκαν περὶ τῆς
αὐτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται Ῥωμαίοις
4 κατὰ τὸν ἐνεστῶτα πόλεμον· οὔσης δὲ τῆς περὶ αὐτῶν 5
δόξης ὁμολογουμένης, διότι γεγόνασι πάντων ἐκ-
τενέστατοι τῶν ἐπὶ τῆς Ἀσίας αὐτονομουμένων, οὐκ
ἀναγκαῖον ἡγούμεθ' εἶναι τοὺς κατὰ μέρος ἐκτίθε- [926
5 σθαι λόγους. ἐπὶ δὲ τούτοις εἰσῆλθον οἱ Ῥόδιοι καὶ
βραχέα προενεγκάμενοι περὶ τῶν κατ' ἰδίαν σφίσι πεπραγ- 10
μένων εἰς Ῥωμαίους, ταχέως εἰς τὸν περὶ τῆς πατρί-
6 δος ἐπανῆλθον λόγον. ἐν ᾧ μέγιστον αὐτοῖς ἔφασαν
γεγονέναι σύμπτωμα κατὰ τὴν πρεσβείαν, πρὸς ὃν
οἰκειότατα διάκεινται βασιλέα καὶ κοινῇ καὶ κατ' ἰδίαν,
πρὸς τοῦτον αὐτοῖς ἀντιπεπτωκέναι τὴν φύσιν τῶν 15
7 πραγμάτων. τῇ μὲν γὰρ αὐτῶν πατρίδι δοκεῖν τοῦτο
κάλλιστον εἶναι καὶ μάλιστα πρέπον Ῥωμαίοις, τὸ τοὺς
ἐπὶ τῆς Ἀσίας Ἕλληνας ἐλευθερωθῆναι (καὶ) τυχεῖν
τῆς αὐτονομίας τῆς ἅπασιν ἀνθρώποις προσφιλεστάτης,
Εὐμένει δὲ καὶ τοῖς ἀδελφοῖς ἥκιστα τοῦτο συμφέρειν· 20
8 φύσει γὰρ πᾶσαν μοναρχίαν τὸ μὲν ἴσον ἐχθαίρειν,
ζητεῖν δὲ πάντας, εἰ δὲ μή γ' ὡς πλείστους, ὑπηκόους
9 εἶναι σφίσι καὶ πειθαρχεῖν. ἀλλὰ καίπερ τοιούτων
ὄντων τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι
καθίξονται τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους 25

---

4 αὑτῶν Y, corr. *Be* 8 ἡγούμεθ' Y *Hu*, ἡγούμεθα U* *Ur* vulgo 9 τούτοις *Sch* pro τοῖς 10 προσενεγκάμενοι Y, corr. *Gro* 12 αὑτοῖς Y, corr. *Be* 16 αὑτῶν Y, corr. *Be* δοκεῖ O 18 καὶ add. *Ca* 822 20 εὐμενεῖ Y, corr. *Ur* 23 καίπερ] καὶ περὶ O 25 οὐ τῷ *Ur*, οὕτω U*, οὕτῳ (Y) εὐμενοῦς Y, corr. *Ur*

δύνασθαι παρὰ Ῥωμαίοις, ἀλλὰ τῷ δικαιότερα φαίνεσθαι λέγοντες καὶ συμφορώτερα πᾶσιν ὁμολογουμένως. εἰ μὲν γὰρ μὴ δυνατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀπο- 10
δοῦναι Ῥωμαίους, εἰ μὴ παραδοῖεν αὐτῷ τὰς αὐτονο-
5 μουμένας πόλεις, ἀπορεῖν εἰκὸς ἦν περὶ τῶν ἐνεστώτων·
ἢ γὰρ φίλον ἀληθινὸν ἔδει παριδεῖν, ἢ τοῦ καλοῦ καὶ 11
καθήκοντος αὐτοῖς ὀλιγωρῆσαι καὶ τὸ τέλος τῶν ἰδίων
πράξεων ἀμαυρῶσαι καὶ καταβαλεῖν. "εἰ δ' ἀμφοτέρων 12
τούτων ἱκανῶς ἔξεστιν προνοηθῆναι, τίς ἂν ἔτι περὶ
1057] τούτου διαπορήσειεν; καὶ μὴν ὥσπερ ἐν δείπνῳ 13
πολυτελεῖ, πάντ' ἔνεστιν ἱκανὰ πᾶσιν καὶ πλείω τῶν
ἱκανῶν. καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφ' 14
Ἑλλησπόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις
Χερρόνησον καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης
15 ἔξεστιν ὑμῖν οἷς ἂν βούλησθε * * * προστεθέντα πρὸς 15
τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται
ποιεῖν τῆς νῦν ὑπαρχούσης· πάντων δὲ τούτων ἢ τῶν
πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο
τῶν ἄλλων δυναστειῶν καταδεεστέρα. ἔξεστιν οὖν, [23 927
20 ὦ ἄνδρες Ῥωμαῖοι, καὶ τοὺς φίλους μεγαλομερῶς (22, 6)
σωματοποιῆσαι καὶ τὸ τῆς ἰδίας ὑποθέσεως λαμπρὸν

---

1 *δικαιότερα* *Ur*, *δικυρότερα* Y, *δικαιρότερα* U* 3 *εὐμενῆ* Y, *εὐμενεῖ* U*, corr. *Ur* 4 *ῥωμαίοις* Y, corr. *Ur* 6 *ἢ γὰρ* Y* *Ur*, *ἦ γὰρ* U* 7 *αὐτοῖς* Y, corr. *Be* *τέλος* Y *Sch*, *κλέος* *Ur* coll. Liv. 37, 54, 9 vulgo; v. *Rei* 651 et *Sch* 8 *καὶ* U** *Ur*, om. Y 9 *ἔξεστιν* Y *Ur*, *ἔξεστι* *Hu* 11 *πολυτελεῖ* ex *πολυτελεῖς* O *πάντα* Y, corr. *Ben* 281 *BW* 14 *ταύτῃ* *Rei* 651 *Sch*, *ταῦτα* Y, *ταύταις* *Ca* 822 15 * * *] lac. indicat coll. Liv. 37, 54, 12 et add. *δωρεῖσθαι· ὧν* (cum hiatu) *τινα* *Ur* not. 33, *προστιθέναι· ὧν* (cum hiatu) *τινα* add. *Sch*, *προσνέμειν ὧν ὀλίγα μὲν* *Hu*, *προσμερίζειν· ὧν τινα μὲν* *BW* 16 *εὐμενοῦς* Y, corr. *Ur* *δεκαπλασίαν* Y *Ur* not. 33 *Sch*, *δεκαπλησίαν* *Ur*, *δεκαπλασίας* *Ca* 822 vulgo

2 (μὴ) καταβαλεῖν. οὐ γάρ ἐστιν ὑμῖν καὶ τοῖς ἄλλοις
3 ἀνθρώποις ταὐτὸν τέλος τῶν ἔργων, ἀλλ' ἕτερον. οἱ
μὲν γὰρ ἄλλοι πάντες ὁρμῶσιν πρὸς τὰς πράξεις ὀρε-
γόμενοι τοῦ καταστρέψασθαι καὶ προσλαβεῖν πόλεις,
4 χορηγίαν, ναῦς· ὑμᾶς δὲ πάντων τούτων ἀπροσδεήτους 5
(οἱ θεοὶ) πεποιήκασι, πάντα τὰ κατὰ τὴν οἰκουμένην
5 τεθεικότες [μὲν] ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν. τίνος
οὖν ἔτι προσδεῖσθε, καὶ τίνος ἂν ἔτι δέοι πρόνοιαν
6 ὑμᾶς ποιεῖσθαι τὴν ἰσχυροτάτην; δῆλον ὡς ἐπαίνου
καὶ δόξης παρ' ἀνθρώποις, ἃ καὶ κτήσασθαι μέν 10
ἐστι (δυσχερές), δυσχερέστερον δὲ κτησαμένους δια-
7 φυλάξαι. γνοίητε δ' ἂν τὸ λεγόμενον οὕτως. ἐπο-
λεμήσατε πρὸς Φίλιππον καὶ πᾶν ὑπεμείνατε χάριν
τῆς τῶν Ἑλλήνων ἐλευθερίας· τοῦτο γὰρ προέθεσθε,
καὶ τοῦθ' ὑμῖν ἆθλον ἐξ ἐκείνου τοῦ πολέμου περι- 15
8 γέγονεν, ἕτερον δ' ἁπλῶς οὐδέν. ἀλλ' ὅμως εὐδοκεῖτε
τούτῳ μᾶλλον ἢ τοῖς παρὰ Καρχηδονίων φόροις· καὶ
9 μάλα δικαίως· τὸ μὲν γὰρ ἀργύριόν ἐστι κοινόν τι
πάντων ἀνθρώπων κτῆμα, τὸ δὲ καλὸν καὶ πρὸς ἔπαι-

---

1 μὴ add. *Ur* ἐστιν Y *Ur* not 33 *Sch*, δὲ *Ur*, δὴ *Ca* 828 vulgo 2 τ' αὐτῶν Y, ταὐτὸ *Ur*, corr. *Sch* 3 ὁρμῶσιν X *BW*, ὁρμῶσι Y* vulgo 5 χορηγίαν Y *BW*, χορηγίας *Ur*, χορήγια coni. *Hu* 5. 6 ἀπροσδεήτους πεποιήκασι Y, ἀπροσδ. (οἱ θεοὶ) πεποιήκασι *Sch*, ἀπροσδ. πεποιήκατε *Ur* vulgo, ἀπροσδ. (θεοὶ) πεποιήκασι *Ur* not. 34 7 μὲν del. *Ur* not. 34 *Ca* 823 8 οὖν ἔτι] οὖν ἔστι O προσδεῖσθε superscripto αι X, προσδεῖσθαι Y, corr. *Ur* 9 ὀχυροτάτην Y *Ur* vulgo, ἀχυροτάτην U*, ὀχυρωτάτην vulgo post ed. Didotianam, corr. *BW* 11 δυσχερές add. *Rei* 651 *Sch* δὲ κτησαμένους *Rei* 651 *Sch* pro κτησαμένους δὲ post διαφυλ. add. χαλεπώτατον *Ur* 12 γνοίητε Y ante *Ur*, ἀγνοίητε U* ἐπολεμήσατε *Ur* pro ἐτολμήσατε 14 προέθεσθαι Y, corr. *Ur* 15 ἄθλον U* 16. 17 εὐδοκεῖτε (ηὐδοκεῖτε *Rei* 652 *Di*) τούτῳ *Ur* pro ἠδοκεῖτε τοῦτο 17 φόροις *Rei* 652 *Sch* pro φοβεροῖς

1058] νον καὶ τιμὴν ἀνῆκον θεῶν καὶ τῶν ἔγγιστα τούτοις πεφυκότων ἀνδρῶν ἐστιν. τοιγαροῦν σεμνότα- 10 τον τῶν ὑμετέρων ἔργων ἡ τῶν Ἑλλήνων ἐλευθέρωσις. τούτῳ νῦν ἐὰν μὲν προσθῆτε τἀκόλουθον, τελειωθήσεται 5 τὰ τῆς ὑμετέρας δόξης. ἐὰν δὲ παρίδητε, καὶ (τὰ) πρὶν ἐλαττωθήσεται φανερῶς. ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες, 11 καὶ τῆς προαιρέσεως γεγονότες αἱρετισταὶ καὶ τῶν μεγίστων ἀγώνων καὶ κινδύνων ἀληθινῶς ὑμῖν μετεσχηκότες, καὶ νῦν οὐκ ἐγκαταλείπομεν (τὴν) τῶν φίλων 10 τάξιν, ἀλλ' ἅ γε νομίζομεν ὑμῖν καὶ πρέπειν καὶ συμ- 12 φέρειν, οὐκ ὠκνήσαμεν ὑπομνῆσαι μετὰ παρρησίας, οὐδενὸς στοχασάμενοι τῶν ἄλλων οὐδὲ περὶ πλείονος οὐδὲν ποιησάμενοι τοῦ καθήκοντος αὐτοῖς."

Οἱ μὲν οὖν Ῥόδιοι ταῦτ' εἰπόντες πᾶσιν ἐδόκουν 13 15 μετρίως καὶ καλῶς διειλέχθαι περὶ τῶν προκειμένων. ἐπὶ δὲ τούτοις εἰσήγαγον τοὺς παρ' Ἀντιόχου [24 928 πρεσβευτὰς Ἀντίπατρον καὶ Ζεῦξιν. ὧν μετ' (22,7) 2 ἀξιώσεως καὶ παρακλήσεως ποιησαμένων τοὺς λόγους, εὐδόκησαν ταῖς γεγενημέναις ὁμολογίαις πρὸς τοὺς 20 περὶ τὸν Σκιπίωνα κατὰ τὴν Ἀσίαν, καὶ μετά τινας 3 ἡμέρας τοῦ δήμου συνεπικυρώσαντος ἔτεμον ὅρκια

---

3 ὑμετέρων *Ca* 823 pro ὑστέρων (idem coniecerat sed deleverat *Ur* in marg. cod. U*) ἔργων *Ur*, ἔργον Y, ἔγρον O ἡ *Ur* pro ἢ ἐλευθερώσης Y, corr. *Ur* 4 τοῦτο Y, corr. *Ur* προσωθῆτε Y, προδωθητε s. acc. super δ superscripto σ U*, corr. *Ur* 5 δὲ Y ante *Ur*, καὶ U* τὰ add. *Ben* 281 *Hu*, τὸ *Ur*, ἡ *Rei* 652 vulgo post *Sch*, v. *BW* Fleckeis. annal. 1889, 688 et 692 8 ἀληθινῶς Y *Ur BW* coll. 4, 32, 7 et 10; 51, 2; 84, 7, ἀληθινῶν U* (*Ur* not. 34) *Rei* 652 *Sch* vulgo ὑμῖν *Ur* pro ὑμᾶς 9 τὴν add. *Ca* 823 10 ἀλλ' ἄγε *Ur* pro ἀλλά γε 12 στοχασάμενοι Y *Sch*, στοχαζόμενοι U* *Ur* vulgo 13 αὐτοῖς Y, corr. *Be* 14 ταῦτα Y, corr. *Ben* 281 *BW*

4 *περὶ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον. μετὰ δὲ ταῦτα καὶ τοὺς ἄλλους εἰσῆγον, ὅσοι παρῆσαν ἀπὸ τῆς Ἀσίας πρεσβεύοντες· ὧν ἐπὶ βραχὺ μὲν διήκουσαν,*
5 *ἅπασιν δὲ τὴν αὐτὴν ἔδωκαν ἀπόκρισιν. αὕτη δ' ἦν ὅτι δέκα πρεσβεύοντας ἐξαποστελοῦσι τοὺς ὑπὲρ ἁπάν-* 5 *των τῶν ἀμφισβητουμένων ταῖς πόλεσι διαγνωσομένους.*
6 *δόντες δὲ ταύτας τὰς ἀποκρίσεις μετὰ ταῦτα κατέστησαν δέκα πρεσβευτάς, οἷς περὶ μὲν τῶν κατὰ μέρος*
7 *ἔδωκαν τὴν ἐπιτροπήν, περὶ δὲ τῶν ὅλων αὐτοὶ διέλαβον ὅτι δεῖ τῶν ἐπὶ τάδε τοῦ Ταύρου κατοικούντων,* 10 *ὅσοι μὲν ὑπ' Ἀντίοχον ἐτάττοντο, τούτους Εὐμένει*
1059] *δοθῆναι πλὴν Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαι-*
8 *άνδρου ποταμοῦ, ταῦτα δὲ Ῥοδίων ὑπάρχειν, τῶν (δὲ) πόλεων τῶν Ἑλληνίδων ὅσαι μὲν Ἀττάλῳ φόρον ὑπετέλουν, ταύτας τὸν αὐτὸν Εὐμένει τελεῖν, ὅσαι δ'* 15
9 *Ἀντιόχῳ, μόνον ταύταις ἀφεῖσθαι τὸν φόρον. δόντες δὲ τοὺς τύπους τούτους ὑπὲρ τῆς ὅλης διοικήσεως, ἐξέπεμπον τοὺς δέκα πρὸς Γνάιον τὸν ὕπατον εἰς τὴν*
10 *Ἀσίαν. ἤδη δὲ τούτων διῳκημένων, προσῆλθον αὖθις οἱ Ῥόδιοι πρὸς τὴν σύγκλητον, ἀξιοῦντες περὶ Σόλων* 20 *τῶν Κιλικίων· διὰ γὰρ τὴν συγγένειαν ἔφασαν καθή-*
11 *κειν αὐτοῖς προνοεῖσθαι τῆς πόλεως ταύτης. εἶναι*

---

4 *ἅπασιν* X *BW*, *ἅπασι* Y[s] vulgo 4—49, 22] Contra *Ni* 199s. verba tradita tuetur Th. Mommsenus *Röm. Forsch.* II 523 4 *αὕτη* pro *αὐτὴ* *Ur* 8 *ῑ* O 9 *ὅλων* et *ἄλλων* per dittogr. X 11 *εὐμενεῖ* Y, corr. *Ur* 12 *λυκίας* pro *λυδίας* *Ur* not. 35 *Ca* 824, *λυκίαν* *BW* coll. 21, 46, 8. 22, 5, 7 *μεάνδρου* Y, corr. *Ur* 13 *ταύτην* Y, corr. *Ur* *δὲ* add. *Rei* 652 *Sch* 15 *ὑπετέλουν* Y ante *Ur* not. 35, *ἐπετέλουν* U* *Ur* vulgo ante *Sch* *εὐμενῆς* (Y), corr. *Ur* *δὲ* Y, corr. *Ben* 281 *BW* 16 ante *μόνον* ponit comma *Rei* 652 *Sch* *ταύταις* *Ur* pro *ταύτας* 21 *τῆς συγγενείας* (Y), corr. *Ur* not. 35 *Ca* 824 22 *αὐτοῖς* Y, corr. *Be*

γὰρ Ἀργείων ἀποίκους Σολεῖς, καθάπερ καὶ Ῥοδίους· ἐξ ὧν ἀδελφικὴν οὖσαν ἀπεδείκνυον τὴν συγγένειαν πρὸς ἀλλήλους. ὧν ἕνεκα δίκαιον ἔφασαν εἶναι τυχεῖν 12 αὐτοὺς τῆς ἐλευθερίας ὑπὸ Ῥωμαίων διὰ τῆς Ῥοδίων 5 χάριτος. ἡ δὲ σύγκλητος διακούσασα περὶ τούτων 13 εἰσεκαλέσατο τοὺς παρ' Ἀντιόχου πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας ἐκχωρεῖν τὸν Ἀντίοχον· οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ 10 αὐτῶν Σόλων ἐποιοῦντο τὸν λόγον. φιλοτίμως δὲ 14 πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους [929 μὲν ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσάφουν τὰ συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον καὶ προσεπέλεγον ὅτι πᾶν ὑπομενοῦσιν, εἰ πάντως 15 τοῦτο κέκριται Ῥοδίοις. τῶν δὲ πρεσβευτῶν εὐδο- 15 κουμένων τῇ φιλοτιμίᾳ τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν.

Ἤδη δὲ πρὸς ἀναζυγὴν τῶν δέκα καὶ τῶν ἄλλων 16 20 πρεσβευτῶν ὄντων, κατέπλευσαν τῆς Ἰταλίας εἰς Βρεντέσιον οἵ τε περὶ τὸν Σκιπίωνα καὶ Λεύκιον οἱ τῇ 1060] ναυμαχίᾳ νικήσαντες τὸν Ἀντίοχον· οἳ καὶ μετά 17 τινας ἡμέρας εἰσελθόντες εἰς τὴν Ῥώμην ἦγον θριάμβους.

---

6 παρ' Y ante *Ur*, περὶ U* 7 κιλικίας *Ur* pro ἡλικίας 10 post αὐτῶν add. τῶν *Ur* vulgo, om. Y *BW* σολῶν Y, corr. *Ur* 13 τὰ σφίσιν ἀπαντώμενα coni. *Hu* ἀντίπατρον Y ante *Ur*, ἀντίοχον U* 17 ἔτι πέρα X* ante *Ur*, ἔτιπερ ᾶ Y ἐπὶ pro ὑπὸ *Ur* 20 βρεντήσιον Y, corr. *Di* 21 καὶ (οἱ περὶ) Λεύκιον coni. *Sch*, sed v. *BW* Fleckeis. annal. 1889. 681 s.

II. RES GRAECIAE.

25 (22, 8) Ὅτι Ἀμύνανδρος ὁ τῶν Ἀθαμάνων βασιλεύς, δοκῶν ἤδη τὴν ἀρχὴν ἀνειληφέναι βεβαίως, εἰς Ῥώμην ἐξέπεμπε πρεσβευτὰς καὶ πρὸς τοὺς Σκιπίωνας εἰς τὴν Ἀσίαν — ἔτι γὰρ ἦσαν περὶ τοὺς κατὰ τὴν Ἔφε- 5
2 σον τόπους — τὰ μὲν ἀπολογούμενος τῷ δοκεῖν δι' Αἰτωλῶν πεποιῆσθαι τὴν κάθοδον, τὰ δὲ κατηγορῶν τοῦ Φιλίππου, τὸ δὲ πολὺ παρακαλῶν προσδέξασθαι
3 πάλιν αὐτὸν εἰς τὴν συμμαχίαν. οἱ δ' Αἰτωλοὶ νομίσαντες ἔχειν εὐφυῆ καιρὸν πρὸς τὸ τὴν Ἀμφιλοχίαν 10 καὶ τὴν Ἀπεραντίαν ἀνακτήσασθαι, προέθεντο στρα-
4 τεύειν εἰς τοὺς προειρημένους τόπους. ἀθροίσαντος δὲ Νικάνδρου τοῦ στρατηγοῦ πάνδημον στρατιάν,
5 ἐνέβαλον εἰς τὴν Ἀμφιλοχίαν. τῶν δὲ πλείστων αὐτοῖς ἐθελοντὴν προσχωρησάντων μετῆλθον εἰς τὴν 15 Ἀπεραντίαν. καὶ τούτων δὲ προσθεμένων ἑκουσίως
6 ἐστράτευσαν εἰς τὴν Δολοπίαν. οὗτοι δὲ βραχὺν μέν τινα χρόνον ὑπέδειξαν ὡς ἀντιποιησόμενοι, τηρήσαντες τὴν πρὸς Φίλιππον πίστιν· λαβόντες δὲ πρὸ ὀφθαλμῶν τὰ περὶ τοὺς Ἀθαμᾶνας καὶ τὴν τοῦ Φιλίππου * * *, 20

2—52, 2 X 55r—57r, O 141r—142v, U* 105—109, *Ur* XXVI; v. Liv. 38, 3, *Ni* 202   2 ἀθαμάνων X* *Ur*, ἀθαμανῶν Y   3 ἤδη] εἶναι O   6 ἀπολογουμένως Y, corr. *Ur*   11. 16 Ἀπεράντειαν coni. *BW* coll. 20, 11, 12   12 ἀθροίσαντος Y ante *Ur*, ἀθροίσαντες U*, ἀθροίσαντος *BW*, v. *BW* I 77   13 στρατιὰν O* *Ur*, στρατίαν Y   15 προσχωρησάντων U** *Ur*, προσχωρισάντων Y   μετηλθεῖν X, μετελθεῖν Y, corr. *Ur*   16 καὶ τούτων — 17 δολοπίαν bis in X   16 s. καὶ τούτων — ἑκουσίως repet. post δολ. et del. U*   18 ἀντιποιησόμενοι Y *Ca* 825, ἄν τι ποιησόμενοι *Ur*   20 ἀθαμανοὺς Y, ἀθαμάνας *Ur*, corr. *Sch*   τὴν τοῦ Φιλίππου * * *] τὴν τοῦ φιλίππου συνήθειαν Y, τ. τ. φιλ. φυγὴν *Ur*, τ. τῷ Φιλίππῳ συμβᾶσαν ἧτταν *Hu*, τὴν τοῦ Φιλ. σύντονον ἀνα-

ταχέως μετενόησαν καὶ προσέθεντο πρὸς τοὺς Αἰτω-
λούς. γενομένης δὲ τῆς τῶν πραγμάτων εὐροίας τοι- 7
αύτης, ἀπήγαγε τὴν στρατιὰν ὁ Νίκανδρος εἰς τὴν οἰ-
κείαν, δοκῶν ἠσφαλίσθαι (τὰ) κατὰ τὴν Αἰτωλίαν τοῖς
5 προειρημένοις ἔθνεσι καὶ τόποις τοῦ μηδένα δύνασθαι
κακοποιεῖν τὴν χώραν αὐτῶν. ἄρτι δὲ τούτων συμ- 8
βεβηκότων καὶ τῶν Αἰτωλῶν ἐπὶ τοῖς γεγονόσι [930
φρονηματιζομένων, προσέπεσε φήμη περὶ τῆς κατὰ τὴν
Ἀσίαν μάχης, ἐν ᾗ γνόντες ἡττημένον ὁλοσχερῶς τὸν
1061] Ἀντίοχον αὖθις ἀνετράπησαν ταῖς ψυχαῖς. ὡς δὲ 9
παραγενηθεὶς ἐκ τῆς Ῥώμης ὁ Δαμοτέλης τόν τε πό-
λεμον ἀνήγγειλε διότι μένει κατὰ μονος, καὶ τὴν τοῦ
Μάρκου καὶ τῶν δυνάμεων διάβασιν ἐπ' αὐτούς, τότε
δὴ παντελῶς εἰς ἀμηχανίαν ἐνέπιπτον καὶ διηπόρουν
15 πῶς δεῖ χρήσασθαι τοῖς ἐπιφερομένοις πράγμασιν.
ἔδοξεν οὖν αὐτοῖς πρός τε Ῥοδίους πέμπειν καὶ πρὸς 10
Ἀθηναίους, ἀξιοῦντας καὶ παρακαλοῦντας πρεσβεῦσαι
περὶ αὐτῶν εἰς τὴν Ῥώμην καὶ παραιτησαμένους τὴν
ὀργὴν τῶν Ῥωμαίων ποιήσασθαί τινα λύσιν τῶν περι-
20 εστώτων κακῶν τὴν Αἰτωλίαν. ὁμοίως δὲ καὶ παρ' 11
αὐτῶν ἐξέπεμψαν πάλιν πρεσβευτὰς εἰς τὴν Ῥώμην,
Ἀλέξανδρον τὸν Ἴσιον ἐπικαλούμενον καὶ Φαινέαν, σὺν

ζυγὴν Campius *Pol. Gesch. übers.* Stutg. 1863, 1267 ann. 1, *fugam . . ex Athamania Philippi et caedem praesidii eius accepere* Liv. 38, 3, 5

2 *εὐροίας* Y *Ur*, *εὐνοίας*·X[m] addito *ἴσως* O 3 *στρατίαν* Y, corr. *Ur* 4 *τὰ* add. *Ur* 8 *φρονηματιζομένων* Y ante *Ca* 826, *φρονιμ.* X U* *Ur* 11 *τῆς* Y *Sch*, om. *Ur* vulgo *Δαμοτέλης* *Ca* 826, *δαμοτελὴς* Y *Ur* 14 *ἀμηχανίαν* *Ur* pro *συμμαχίαν* 17 *ἀθηναίους* *Ur* pro *ἀθαμανοὺς* 20 *τῇ αἰτωλίᾳ* Y, corr. *Di* 21 *αὐτῶν* Y, corr. *Be* 22 *φαινέα* Y, *φανέαν* *Ur* ex scriptura depravata Liv. 38, 8, 1, corr. *Ca* 826

δὲ τούτοις Χάλεπον. ἔτι δ' Ἄλυπον τὸν Ἀμβρακιώτην καὶ Λύκωπον. —

26 (22, 9) Ὅτι *παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξ (Ἠπείρου) πρεσβευτῶν, ἐκοινολογεῖτο* 2 *τούτοις περὶ τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας. τῶν* 5 *δὲ πρεσβευτῶν στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμβουλευόντων — συνέβαινε γὰρ τότε πολιτεύεσθαι τοὺς* 3 *Ἀμβρακιώτας μετὰ τῶν Αἰτωλῶν — καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχεσθαι τοῖς στρατοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκαταβαίνειν Αἰ-* 10 *τωλοί, καλλίστους εἶναι τόπους συμβαίνει περὶ τὴν* 4 *προειρημένην πόλιν, κἂν ἀποδειλιῶσιν, εὐφυῶς αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν· καὶ γὰρ ἀφθόνους ἔχειν τὴν χώραν τὰς χορηγίας πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν* 15 *συνεργήσειν πρός τε τὰς τοῦ στρατοπέδου χρείας, ἅτε θέρους ὄντος καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν·* 5 *δοξάντων δὲ τῶν πρεσβευτῶν καλῶς συμβουλεύειν, ἀναζεύξας ὁ στρατηγὸς ἦγε διὰ τῆς Ἠπείρου τὸν στρα-*

---

1 *χαλεπόν· ἔστι* (s. acc. U*) *δ' ἄλυπον* Y, *χάροπα, ἔτι* (cum hiatu) *δ' ἄλυπον Ur*, *Κάλλιππον* vel *Δάμιππον Rei* 653, *Χάριππον Hu*, *Χάλησον Di* in ind. hist. Pol. 60, corr. *BW*, v. ad p. 8, 26 et Gillischewskium de Aetolorum praetoribus cet. Diss. inaug. Erlang. 1896, 32 s. *ἀμαρακιώτην* Y, corr. *Ur* 2 *λυκῶπον* Y, corr. *Ur*, v. Gillischewskium l. c. 3—55, 3 X 57r—59u, O 142u—144u, U* 109—114, *Ur* XXVII; v. Liv. 38, 3, 9 ss., *Ni* 202 4 *ἐξ (Ἠπείρου) Ur* pro ἐξ 5 *τούτοις* Y ante *Ur*, *τουτ* (s. acc.) U* 10 *αἰτωλοῖς* Y, corr. *Ur* 13 *ἀφθόνους* — 14 *χώραν τὰς χορηγίας BW* coll. 9, 41, 10, *ἄφθονον — χώραν εἰς χρείαν* Y, *ἄφθονον — χορηγίαν* vel *ἄφθονον — χώραν εὐκαιρίαν Rei* 653 *Di*, *ἄφθονον — χώραν εὐχέρειαν Sch*, *ἄφθονον — χώραν χορηγίαν* C. Wunderer coni. Polyb. Diss. inaug. Erlang. 1885, 9 15 *ἄρατον* Y, *ἀρέθοντα Ur* coll. Liv. 38, 3, 11; 4, 3, corr. *Di*

1062] τὸν ἐπὶ τὴν Ἀμβρακίαν. ἀφικόμενος δέ, καὶ [6 931
τῶν Αἰτωλῶν οὐ τολμώντων ἀπαντᾶν, περιῄει κατ-
οπτεύων τὴν πόλιν καὶ ἐνήργει τὰ τῆς πολιορκίας φιλο-
τίμως. καὶ οἱ (μὲν ὑπὸ τῶν Αἰτωλῶν) εἰς τὴν Ῥώμην 7
5 ἀποσταλέντες πρέσβεις, παρατηρηθέντες ὑπὸ Σιβύρτου
τοῦ Πετραίου περὶ τὴν Κεφαλληνίαν, κατήχθησαν εἰς
Χάραδρον. τοῖς δ' Ἠπειρώταις ἔδοξεν τὰς μὲν ἀρχὰς 8
εἰς Βούχετον ἀποθέσθαι καὶ φυλάττειν ἐπιμελῶς τοὺς
ἄνδρας· μετὰ δέ τινας ἡμέρας ἀπῄτουν αὐτοὺς λύτρα
10 διὰ τὸ πόλεμον ὑπάρχειν σφίσιν πρὸς τοὺς Αἰτωλούς.
συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον πλουσιώτατον εἶναι 9
πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς (οὐ) καθυστε-
ρεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημένου
ταῖς οὐσίαις. καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον 10
15 ἀποδοῦναι πέντε τάλαντα. τοῦτο δὲ τοῖς μὲν ἄλλοις
οὐδ' ὅλως ἀπήρεσκεν, ἀλλ' ἐβούλοντο, περὶ πλείστου
ποιούμενοι τὴν σφῶν αὐτῶν σωτηρίαν· ὁ δ' Ἀλέξαν- 11
δρος οὐκ ἂν ἔφη συγχωρῆσαι, πολὺ γὰρ εἶναι τἀργύ-
ριον [φαίνεται], καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύ-

2 τολμόντων ἀπατᾶν (Y), non U* περίει Y, corr. *Ur*
4 μὲν add. *Hu*, μὲν ὑπὸ τῶν Αἰτωλῶν *BW* 5 σιβήρτου Y, corr. *Rei* 653s. *Be* 6 πετράτου Y, corr. *Gro* ad 5, 17, 6, πειρατοῦ coni. Niesius *Gesch. d. gr. u. mak. Staat.* II 764 ann. 3 κεφαληνίαν Y, corr. *Ca* 827 7 χάραδρον Y *Sch*, χάρανδρον U* *Ur* vulgo, Χαράδραν 4, 63, 4, v. *BW* Fleckeis. annal. 1884, 112 ss. δὲ Y, corr. *Ben* 281 *BW* ἔδοξεν X U* *BW*, ἔδοξε Y[s] vulgo 8 βουχετὸν Y, corr. *Ur* not. 38 *Di*, βουλετὸν *Ur* vulgo ante *Sch*, qui βουχετὸν scripsit
10 σφίσιν XU* *BW*, σφίσι Y[s] vulgo 12 οὐ add. *Ca* 827 *BW*, τῶν μὲν ἄλλων οὐδενὸς *Rei* 654; de negatione v. O. Birkium de partic. μή et οὐ usu Polyb. cet. Diss. inaug. Lips. 1897, 47 s. 15 ε̅ Y 16 οὐδ' — 17 ποιούμενοι bis in XO 16 ἐβούλοντ' (ἐπὶ τούτοις ἀπολυθῆναι) coni. *Hu*
17 δ' Y *Hu*, δὲ U* *Ur* vulgo 19 φαίνεται Y, φαίνεσθαι *Ur*, ἀπεφαίνετο *Rei* 654, ἐφαίνετο *Hu*, del. *Be* διολοφύρετο Y, corr. *Ca* 827

ρετο πρὸς αὐτόν, εἰ δεήσει πέντε τάλαντα καταβάλλειν.
12 οἱ δ' Ἠπειρῶται προορώμενοι τὸ μέλλον καὶ διαγωνιῶντες μὴ γνόντες οἱ Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι, κἄπειτα γράψαντες παρακαλῶσι καὶ κελεύωσιν ἀπολύειν τοὺς ἄνδρας, συγκατα- 5
13 βάντες τρία τάλαντα πάλιν ἀπήτουν ἕκαστον. ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι μὲν διεγγυηθέντες ἐπανῆλθον, ὁ δ' Ἀλέξανδρος οὐκ ἂν ἔφη δοῦναι πλεῖον
14 ταλάντου· καὶ γὰρ τοῦτ' εἶναι πολύ. καὶ τέλος ἀπογνοὺς αὐτὸν ἔμεινεν ἐν τῇ φυλακῇ, πρεσβύτερος ἄν- 10
1068] θρωπος, πλειόνων ἢ διακοσίων ταλάντων ἔχων οὐσίαν· καί μοι δοκεῖ κἂν ἐκλιπεῖν τὸν βίον ἐφ' ᾧ μὴ
15 δοῦναι τὰ τρία τάλαντα. τοσαύτη τις ἐνίοις πρὸς τὸ
16 πλεῖον ὁρμὴ παρίσταται καὶ προθυμία. τότε δ' ἐκείνῳ καὶ ταὐτόματον συνήργησεν πρὸς τὴν φιλαργυρίαν, 15 ὥστε παρὰ πᾶσιν ἐπαίνου καὶ συγκαταθέσεως τυχεῖν
17 τὴν ἀλογιστίαν αὐτοῦ διὰ τὴν περιπέτειαν· μετὰ γὰρ ὀλίγας ἡμέρας γραμμάτων παραγενηθέντων ἐκ τῆς [932 Ῥώμης περὶ τῆς ἀφέσεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς
18 λύτρων. οἱ δ' Αἰτωλοί, γνόντες τὴν αὐτοῦ περιπέ- 20 τειαν, Δαμοτέλη προεχειρίσαντο πάλιν εις τὴν Ῥώμην
19 πρεσβευτήν. ὃς ἐκπλεύσας μέχρι τῆς Λευκάδος καὶ

---

1 *αὐτὸν* Y, corr. *Ur* *ε̄* Y *δεήσεις* Y, *δεήσειε* U* *Ur*, corr. *Sch* 3 *πρεσβεύοντας* Y ante *Ur*, *πρεσβεύονται* U* 4 *μετεσχήκασι* Y, corr. *Ca* 827 4. 5 *παρακαλοῦσι καὶ κελεύουσι* Y, corr. *Ur* 8 *ὁ δ'*] *οὐδ'* O *ἂν* om. *Sch* 9 ante *τοῦτ* add. et del. *τοὺς* X *ἀπογνοὺς* *Ur* pro *ἀπὸ γέους* 10 *αὐτὸν* Y, *αὐτὸν* *Ur*, *αὐτὸς* U* 11 *πλεῖον* *Rei* 654 *Sch*; sed v. 1, 7, 11. 4, 75, 7 *σ̄* Y 12 *καί μοι* *Sch*, *ἐμοὶ* Y, *ἐμοὶ δὲ* *Hu*, v. 4, 34, 2 15 *καὶ* om. O *συνήργησεν* X *BW*, *συνήργησε* Y* *Ca* 828 vulgo, *συνέργησε* *Ur* 17 *ἀλογιστίαν* Y *Sch*, *ἀναλογίαν* U* *Ur*, *ἀλογίαν* *Ur* not. 38 *Ca* 828 vulgo ante *Sch* 21 *δαμοτελῆ* Y, corr. *Ca* 828 22 *μέχρι τῆς Λευκάδος* *BW*, *μέχρι σελευκίδου* Y, *μέχρις* (*μέχρι* *Be*) *λευκάδος* *Ur* vulgo

γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν. —

27 (22, 10) Αἰτωλοὶ ὑπὸ τοῦ τῶν Ῥωμαίων ὑπάτου Μάρκου
5 πολιορκούμενοι *τῇ προσβολῇ τῶν μηχανημάτων καὶ τῶν κριῶν γενναίως ἀντιπαρετάξαντο.* 2 *οὗτος γὰρ ἀσφαλισάμενος τὰ κατὰ τὰς στρατοπεδείας συνίστατο μεγαλομερῶς τὴν πολιορκίαν καὶ τρία μὲν ἔργα κατὰ τὸ Πύρρειον προσῆγεν διὰ τῶν ἐπιπέδων [τόπων], δι-*
10 *εστῶτα μὲν ἀπ᾽ ἀλλήλων, παράλληλα δέ, τέταρτον δὲ κατὰ τὸ Ἀσκληπιεῖον, πέμπτον δὲ κατὰ τὴν ἀκρόπολιν.* 3 *γινομένης δὲ τῆς προσαγωγῆς ἐνεργοῦ κατὰ πάντας ἅμα τοὺς τόπους, ἐκπληκτικὴν συνέβαινε γίνεσθαι τοῖς ἔνδον τὴν τοῦ μέλλοντος προσδοκίαν.* 4 *τῶν δὲ κριῶν*
15 *τυπτόντων ἐνεργῶς τὰ τείχη, καὶ τῶν δορυδρεπάνων ἀποσυρόντων τὰς ἐπάλξεις, ἐπειρῶντο μὲν οἱ κατὰ τὴν πόλιν ἀντιμηχανᾶσθαι πρὸς ταῦτα, τοῖς μὲν κριοῖς διὰ*

4—56, 10 Hero de repell. obsid. p. 324 extr. ed. Thevenot (de Heronis cod. Heidelbergensi v. Hertleinium Fleckeis. annal. 1877, 38 ann.); v. Liv. 38, 5, *Ni* 32, 202 6 *ἀντεπαρετάξαντο* Hero, corr. *Ca* 1032 6 *οὗτος — 56, 9 ἐγχειροῦντες*: T 100ᵘ—101ʳ (v. Wescherum [= *Wsch*] *Poliorcétique d. Grecs* Paris. 1867, 328 ss.: ΑΜΒΡΑΚΙΑϹ ΠΟΛΙΟΡΚΙΑ ΠΟΛΥΒΙΟΥ Bᵇ ΚΑ *ὁ δὲ Μάρκος ἀσφαλισάμενος* cet.). Eadem ex apographo Minae (cod. Paris. suppl. gr. 485) edidit C. Mueller (= *Mue*) in Flavii Josephi editione a Dindorfio curata Paris. 1847, vol. II, append. p. 16 7 *στρατοπεδίας* T, *στρατοπαιδείας* Hero, corr. *Ca* l. c. *συνίστατο — 8 καὶ* om. Hero 9 *πύρραιον* T Hero, corr. *Sch* coll. Liv. 38, 5, 2 *προσῆγεν* Hero *BW*, *προσῆγε* vulgo, *προσπιεμ* T, *προσεποίει Mue*, *admovit* Liv. *τόπων* om. T *BW*, v. 2, 65, 10; 69, 6. 3, 50, 2; 68, 3 cet. 11 *τὸ κατὰ τὸ* Hero *ἀσκληπιόν* Hero, *Ασκληπεῖον Ca* l. c., *ἀσκληπιεῖον* T ante *Sch* 12 *ἐνεργοῦ* T, *ἐνεργοὺς* Hero, *ἐνεργοῦς Mue* 13 *εκπληκτικη* (s. spir. et acc.) T *γίγνεσθαι* Hero 15 *ἐναργῶς* Hero

1064] κεραιῶν ἐνιέντες σηκώματα μολιβδᾶ καὶ λίθους
5 καὶ στύπη δρύινα· τοῖς δὲ δρεπάνοις σιδηρᾶς
περιτιθέντες ἀγκύρας καὶ κατασπῶντες ταῦτ' ἔσω
τοῦ τείχους, ὥστ' ἐπὶ τὴν ἔπαλξιν συντριβέντος
6 τοῦ δόρατος ἐγκρατεῖς γίνεσθαι τῶν δρεπάνων. τὸ 5
δὲ πλεῖον ἐπεξιόντες ἐμάχοντο γενναίως, ποτὲ μὲν
ἐπιτιθέμενοι νύκτωρ τοῖς ἐπικοιτοῦσιν ἐπὶ τῶν
ἔργων, ποτὲ δὲ τοῖς ἐφημερεύουσι μεθ' ἡμέραν
προφανῶς ἐγχειροῦντες, καὶ τριβὴν ἐνεποίουν τῇ
πολιορκίᾳ. — 10

7 Τοῦ γὰρ Νικάνδρου ἐκτὸς ἀναστρεφομένου καὶ πέμψαντος πεντακοσίους ἱππεῖς εἰς τὴν πόλιν, οἳ καὶ παραβιασάμενοι τὸν μεταξὺ χάρακα τῶν πολεμίων εἰσέφρη-
8 σαν εἰς τὴν πόλιν, *** παραγγείλας, καθ' ἣν ἐτάξαντο
ἡμέραν, αὐτοὺς μὲν ἐξελθόντας *** ποιήσασθαι, συν- 15
9 επιλαβέσθαι δὲ αὐτὸν τούτοις τοῦ κινδύνου. *** αὐτῶν
μὲν εὐψύχως τῆς πόλεως ἐξορμησάντων καὶ γεν- [933
ναίως ἀγωνισαμένων, τοῦ δὲ Νικάνδρου καθυστερήσαντος, εἴτε καταπλαγέντος τὸν κίνδυνον εἴτε καὶ
ἀναγκαῖα νομίσαντος τὰ ἐν οἷς διέτριβε πράγμασιν, 20
ἡττήθησαν τῆς ἐπιβολῆς. —

---

1 σηκωματωνολυβδα T, σηκώματα μόλιβδα Hero, σηκ. μολύβδινα *Ca* l. c. vulgo, σηκ. μολυβδᾶ *Wsch*, corr. *Hu* 2 καὶ στύπη δρύινα om. T 3 κατασχωντες (s. acc.) T, κατασχόντες Hero, ἀνασπῶντες *Ca* l. c., corr. *Sch* ταῦτα T Hero, corr. *Ben* 281 *BW* ἔσω T Hero v. 3, 39, 2, εἴσω *Di* 4 τοῦ om. cod. Heidelb. ὥστε T Hero, corr. *Ben* 281 *BW* 6 ἐμάχοντο γενναίως T *Mue*, εὐψύχως ἐμάχοντο Hero 7 ἐπιτιθεμένους Hero 8 εριων (s. spir. et acc.) T 9 ἐγχειροῦντες om. Hero ἐποίουν cod. Heidelb. **11—21 Hero l. c. p. 321 extr.**; Pol. fragmentum agnovit *Sch*, v. Liv. 38, 5, 6, *Ni* l. c. 13 εἰσέφρησα· εἰσέδυσα ἑαυτόν: Suid. 16 ***] καὶ add. Thev. αὐτῶν *Sch* pro αὐτοῖς 20 νομίσαντος *Sch* pro νομίσαντες πράγμασιν *Di* pro πραγμάτων

Οἱ δὲ Ῥωμαῖοι συνεχῶς ἐνεργοῦντες τοῖς κριοῖς 28
ἀεί τι παρέλυον τῶν τειχῶν· οὐ μὴν εἴς γε τὴν πόλιν (22, 11) 2
ἐδύναντο βιάσασθαι διὰ τῶν πτωμάτων, τῷ καὶ τὴν
1065] *ἀντοικοδομίαν ὑπὸ τῶν ἔνδον ἐνεργὸν εἶναι καὶ*
5 *μάχεσθαι γενναίως ἐπὶ τοῦ πίπτοντος μέρους τοὺς Αἰ-*
τωλούς. διόπερ ἀπορούμενοι κατήντησαν ἐπὶ τὸ με- 3
ταλλεύειν καὶ χρῆσθαι τοῖς ὀρύγμασιν ὑπὸ γῆς. ἀσφα- 4
λισάμενοι δὲ τὸ μέσον ἔργον τῶν τριῶν τῶν προ-
ϋπαρχόντων καὶ σκεπάσαντες ἐπιμελῶς [τὴν σύριγγα]
10 *τοῖς γέρροις, προεβάλοντο στοὰν παράλληλον τῷ τείχει*
σχεδὸν ἐπὶ δύο πλέθρα. καὶ λαβόντες ἀρχὴν ἐκ ταύ- 5
της ὤρυττον ἀδιαπαύστως καὶ τὴν νύκτα καὶ τὴν ἡμέ-
ραν ἐκ διαδοχῆς. ἐφ' ἱκανὰς μὲν οὖν ἡμέρας ἐλάνθανον 6
τοὺς ἔνδον φέροντες ἔξω τὸν χοῦν διὰ τῆς σύριγγος.

1—60, 6 T 101r—102r *Wsch* 329 s. Eadem edidit (v. ad p. 55, 6) ***Mue*** 17 s. **1—60, 4 Hero l. c. p. 325**; v. Liv. 38, 7, 4 ss., ***Ni*** l. c., ***BW Philol.*** 1898, 428 ss. Hero l. c.: *τῶν γὰρ Ῥωμαίων συνεχῶς βιαζομένων* ***τοῖς κριοῖς*** *τὸ τεῖχος* ***ἀεί τι*** * * ***οὐ μὴν εἰς τὴν πόλιν ἐδύναντο*** *παρελθεῖν* ***διὰ τῶν πτωμάτων*** *διὰ τὸ τοὺς* ***ἔνδον*** *ἀντοικοδομεῖν* ***καὶ μάχεσθαι γενναίως ἐπὶ τοῦ πίπτοντος μέρους τοὺς Αἰτωλούς.*** *ὅθεν καὶ ἀπελπίσαντες τοῦ διὰ τῆς βίας ἑλεῖν τὴν πόλιν πρὸς τὸ ὑπορύττειν* (*ὑπορύπτειν* Thev.) *ὥρμησαν. ἀλλὰ καὶ ταύτης τῆς μηχανῆς ἀπεκρούσθησαν, στρατηγικώτερον τῶν ἔνδον ἀντιπαραταξαμένων* (*τὰ ἔνδον παραταξάμενοι* Thev., corr. *Sch*), *ὡς προϊὼν ὁ λόγος δηλώσει, καὶ αἰσθομένων τὸ τούτων εὕρημα* (*τὸ πονήρευμα* Thev., corr. Sch). ***ἀσφαλισάμενοι*** *γὰρ* (add. *Sch*) ***τὸ μέσον ἔργον*** cet. Tum Hero cum T ita consentit, ut scripturarum discrepantia adici possit 2 *εἴς* T Hero, *ἐς* ***Mue***; v. Krebsium *D. Präpos.* cet. 106 ann. 1 4 *ἐνεργὸν* ***Mue***, *εργον* (s. spir. et acc.) T 5 *αἰτωλοὺς* Hero, *αιτωδου* (s. spir. et acc.) T 6 *κατήντησαν* ***Mue***, *κατηνσαν* T 7 *καὶ χρῆσθαι* ***Mue***, *κεχρησθαι* (s. acc.) T 8 *δὲ* om. Hero 9 ante *καὶ* add. Hero *οἱ ῥωμαῖοι* *τὴν σύριγγα* om. Hero, del. ***Mue***; v. ***BW*** l. c. 428 ann. 2 10 *προσεβάλοντο* T, *προεβάλλοντο* Hero, corr. ***Mue***, v. ***Hu*** *E. Z.* XXI 14 *παραλληλων* (s. acc.) T 12 *διαπαυστως* (s. acc.) T 13 *μὲν* om. Hero

7 ὡς δὲ μέγας ὁ σωρὸς ἐγένετο τῆς ἐκφερομένης γῆς καὶ σύνοπτος τοῖς ἐκ τῆς πόλεως, οἱ προεστῶτες τῶν πολιορκουμένων ὤρυττον τάφρον ἔσωθεν ἐνεργῶς παρ- άλληλον τῷ τείχει καὶ τῇ στοᾷ τῇ πρὸ τῶν πύργων.
8 ἐπειδὴ δὲ βάθος ἔσχεν ἱκανόν, ἑξῆς ἔθηκαν παρὰ τὸν 5 ἕνα τοῖχον τῆς τάφρου τὸν ἐγγὺς τῷ τείχει χαλκώματα συνεχῆ, λεπτότατα ταῖς κατασκευαῖς, καὶ παρὰ ταῦτα διὰ τῆς τάφρου παριόντες ἠκροῶντο τοῦ ψόφου τῶν
9 ὀρυττόντων ἔξωθεν. ἐπεὶ δ' ἐσημειώσαντο τὸν τόπον, καθ' ὃν ἐδήλου τινὰ τῶν χαλκωμάτων διὰ τῆς συμπα- 10 θείας, ὤρυττον ἔσωθεν ἐπικαρσίαν πρὸς τὴν ὑπάρχου- σαν ἄλλην κατὰ γῆς τάφρον ὑπὸ τὸ τεῖχος, στοχαζό-
10 μενοι τοῦ συμπεσεῖν ἐναντίοι τοῖς πολεμίοις. ταχὺ δὲ τούτου γενομένου, διὰ τὸ τοὺς Ῥωμαίους μὴ μόνον ἀφῖχθαι πρὸς τὸ τεῖχος ὑπὸ γῆς, ἀλλὰ καὶ διεστυ- [934
1066] λωκέναι τόπον ἱκανὸν τοῦ τείχους ἐφ' ἑκάτερον
11 τὸ μέρος τοῦ μετάλλου, συνέπεσον ἀλλήλοις. καὶ τὸ μὲν πρῶτον ἐμάχοντο ταῖς σαρίσαις ὑπὸ γῆν· ἐπεὶ δ' οὐδὲν ἠδύναντο μέγα ποιεῖν διὰ τὸ προβάλλεσθαι θυ-
12 ρεοὺς καὶ γέρρα πρὸ αὐτῶν ἀμφότεροι, τὸ τηνικάδ' 20 ὑπέθετό τις τοῖς πολιορκουμένοις πίθον προθεμένους

---

1 τῆς om. *Wsch* 4 τῇ στοᾷ τῇ Hero, τῇ στάσει T 6 ἕνα] εν (s. spir. et acc.) T τὸν om. Hero 7 post κατασκευαῖς add. Hero οἷον λεκάνας καὶ ἕτερα ὅμοια τούτοις 9 ἔσωθεν Hero δ' Hero, δὲ T[s] vulgo 10 post συμπαθείας add. Hero ἀντήχουν γὰρ πρὸς τὸν ἐκτὸς ψόφον 11 τὴν ὑπάρχουσαν *Ben* 282 *Hu* pro τῇ ὑπαρχούσῃ 14 γινομένου T[s] 15 αφειχθαι (s. spir. et acc.) T 16 post τείχους add. T ὑπὸ γῆς, om. Hero, τοῦ τείχους ὑπὸ γῆς del. *Hu* 17 μετάλλου T, ὀρύγματος Hero 18 ταῖσαρισαῖς T, ταῖς σαρίσσαις Hero, corr. *Di* δ' Hero, δὲ T 19 ἐδύναντο Hero, v. *BW* Fleckeis. annal. 1884, 119 θυραιους (s. acc.) T 20 πρὸς αὐτῶν Hero, πρὸ αὐτῶν T[s], corr. *Be* ἀμφοτέρους *Sch* τηνικάδε T[s] Hero, corr. *Ben* 282 *BW*

ἁρμοστὸν κατὰ τὸ πλάτος τῷ μετάλλῳ τρυπῆσαι τὸν
πυθμένα καὶ διώσαντας αὐλίσκον σιδηροῦν ἴσον τῷ
τεύχει πλῆσαι τὸν πίθον ὅλον πτίλων λεπτῶν καὶ
πυρὸς παντελῶς μικρὸν ἐμβαλεῖν ὑπ' αὐτὸ τὸ τοῦ πί-
5 θου περιστόμιον· κἄπειτα σιδηροῦν πῶμα τρημάτων 13
πλῆρες τῷ στόματι περιθέντας ἀσφαλῶς εἰσάγειν διὰ
τοῦ μετάλλου, νεύοντι τῷ στόματι πρὸς τοὺς ὑπεναν-
τίους· ὁπότε δ' ἐγγίσαιεν τοῖς πολεμίοις, περισάξαντας 14
τὰ χείλη τοῦ πίθου πανταχόθεν τρήματα δύο καταλι-
10 πεῖν ἐξ ἑκατέρου τοῦ μέρους, δι' ὧν διωθοῦντες τὰς
σαρίσας οὐκ ἐάσουσι προσιέναι τῷ πίθῳ τοὺς ὑπεναν-
τίους· μετὰ δὲ ταῦτα λαβόντας ἀσκόν, ᾧπερ οἱ χαλκεῖς 15
χρῶνται, καὶ προσαρμόσαντας πρὸς τὸν αὐλὸν τὸν σι-
δηροῦν φυσᾶν ἐνεργῶς τὸ πρὸς τῷ στόματι πῦρ ἐν
15 τοῖς πτίλοις ἐγκείμενον, κατὰ τοσοῦτον ἐπαγομένους
ἀεὶ τὸν αὐλὸν ἐκτός, καθ' ὅσον ἂν ἐκκάηται τὰ πτίλα.
1067] γενομένων δὲ πάντων καθάπερ προείρηται, τό τε 16
πλῆθος τοῦ καπνοῦ συνέβαινε πολὺ γίνεσθαι καὶ τῇ
δριμύτητι διαφέρον διὰ τὴν φύσιν τῶν πτίλων, φέρε-

2 *διώσαντας* Hertleinius *Beitr. z. Krit. d. Polyän.* Progr. Wertheim. 1854, 19 *Di*, *λιωσαντες* (s. acc.) T, *λειώσαντας* Heronis cod. Heidelb., *πλειώσαντας* Hero 3 *ὅλον πτίλων λεπτῶν* *BW* l. c. 429 ann. 2, *τῷ πτίλῳ* (*πηλωι* s. acc. T) *λεπτῷ* T (Hero), *τῷ* del. *Di* 4 *πῦρ* vel *πυρσὸν* coni. *Hu* *παντελῶς* om. Hero *τὸ* om. Hero 5 *τωμα* (s. acc.) T 7 *μετάλλου* T, *ὀρύγματος* Hero *νεύοντι* Hero, *νεῦον* T, *νεύοντα* *Mue* 8 *ποτε* (s. acc.) T *δὲ* T Hero, corr. *Ben* 282 *BW* *ἐγγίσαιεν* Hero, *εἴ τις ἂν ἐν* T 10. 11 *τασαρισας* (s. acc.) T, *τὰς σαρίσσας* Hero, corr. *Di* 11 *ἑασωσι* (s. acc.) T 12 *ἀσκόν* *Gro* coll. Polyaen. 6, 17, *χαλκον* (s. acc.) T (Hero) *ᾧπερ οἱ* *BW*, *οἷς οἱ* Hero, *ᾧ οἱ* T *Wsch*, *οἵῳ οἱ* (cum hiatu) *Mue*, *οἵῳ* deleto *οἱ* *Hu*, qui tamen putat aliud vitium gravius his verbis inesse 14 *τὸ—πῦρ—15 ἐγκείμενον* *Sch*, *τωὶ—πυρὶ—ἐγκειμένωι* T (Hero) 16 *ἂν* om. Hero *πτίλα* Hero, *πλάγια* T 17 *καθάπερ* Hero, *καθ' ἃ* T *προεῖπον* Hero 18 *γενέσθαι* T 19 *διαφέρειν* T *πτιλῶν* T

17 *σθαί τε πᾶν εἰς τὸ τῶν πολεμίων μέταλλον. ὥστε καὶ λίαν κακοπαθεῖν καὶ δυσχρηστεῖσθαι τοὺς Ῥωμαίους, οὔτε κωλύειν οὔθ' ὑπομένειν δυναμένους ἐν τοῖς ὀρύγ-*
18 *μασι τὸν καπνόν. τοιαύτην δὲ λαμβανούσης τριβὴν τῆς πολιορκίας ὁ στρατηγὸς τῶν Αἰτωλῶν πρεσβεύειν ἔγνω* 5
πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων. —

29 (22, 12) Ὅτι *κατὰ τὸν καιρὸν τοῦτον οἱ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις ἧκον ἐπὶ τὸ στρατόπεδον τῶν Ῥωμαίων, συνεπιληψόμενοι τῶν διαλύσεων.*
2 *ὅ τε βασιλεὺς τῶν Ἀθαμάνων Ἀμύνανδρος παρεγένετο* 10 *σπουδάζων ἐξελέσθαι τοὺς Ἀμβρακιώτας ἐκ τῶν περιεστώτων κακῶν, δοθείσης αὐτῷ τῆς ἀσφαλείας ὑπὸ τοῦ*
3 *Μάρκου διὰ τὸν καιρόν· πάνυ γὰρ οἰκείως εἶχε πρὸς τοὺς Ἀμβρακιώτας διὰ τὸ καὶ πλείω χρόνον ἐν τῇ* [935
4 *πόλει ταύτῃ διατετριφέναι κατὰ φυγήν. ἧκον δὲ καὶ* 15 *παρὰ τῶν Ἀκαρνάνων μετ' ὀλίγας ἡμέρας ἄγοντές τινες τοὺς περὶ Δαμοτέλην· ὁ γὰρ Μάρκος πυθόμενος τὴν περιπέτειαν αὐτῶν ἔγραψε τοῖς Θυρρειεῦσιν ἀνακομί-*
5 *ζειν τοὺς ἄνδρας ὡς αὐτόν. πάντων δὲ τούτων ἠθροι-*
6 *σμένων ἐνηργεῖτο φιλοτίμως τὰ πρὸς τὰς διαλύσεις.* ὁ 20 *μὲν οὖν Ἀμύνανδρος κατὰ τὴν αὑτοῦ πρόθεσιν εἴχετο*

---

1 *μέταλλον* T, *ὄρυγμα* Hero 2 *καὶ δυσχρηστ.* om. Hero 3 *οὔθ'* Hero, *οὔτε* T[s] vulgo 4 *καπνόν*: des. Hero 7—68, 9 X 59[u]—67[u], O 144[u]—149[u], U* 114—131, *Ur* XXVIII; v. Liv. 38, 9 ss., *Ni* 20 s., 31, 202 s. 7 *οἷ* O 10 *ἀθανανῶν* Y, *ἀθαμανῶν* X, corr. *Ur* 12 *τοῦ* *Ur* pro *τῶν* 15 *διατετρίφθαι* Y, corr. *Di* 16 *ἀκαρνανῶν* XO 17 *δαμοτελῆ* Y, *δαμοτέλη* *Ca* 828, corr. *BW* 18 *ψουριεῦσιν* Y *Ur*, *θουριεῦσιν* *Ur* not. 39 *Sch*, *Θυριεῦσιν* *Ca* 828 vulgo ante *Sch*, corr. *BW*, v. Oberhummerum *Akarnanien, Ambrakia cet.* Monach. 1887, 36 19 *αὐτὸν* Y, corr. *Be* *ἠθροισμένων* Y[s], corr. *BW*, v. *BW* I 77 20 *ἐνεργεῖτο* Y *Ur*, *ἐνεργεῖ τὸ* O, corr. *Ca* 828 *τὰ* Y ante *Gro*, *τὰς* *Ur* 21 *αὐτοῦ* Y, corr. *Be*

τῶν Ἀμβρακιωτῶν, παρακαλῶν σῴζειν σφᾶς αὐτούς *** εἶναι δὲ τοῦτον οὐ μακράν, ἐὰν μὴ βουλεύσωνται βέλτιον περὶ αὐτῶν. πλεονάκις δὲ προσπελάζοντος αὐτοῦ 7 τῷ τείχει καὶ διαλεγομένου περὶ τούτων, ἔδοξε τοῖς
5 Ἀμβρακιώταις εἰσκαλέσασθαι τὸν Ἀμύνανδρον εἰς τὴν πόλιν. τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος τῷ βασιλεῖ 8 τὴν εἴσοδον, οὗτος μὲν εἰσελθὼν διελέγετο τοῖς Ἀμ-
1068] βρακιώταις περὶ τῶν ἐνεστώτων, οἱ δὲ παρὰ τῶν 9 Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις λαμβάνοντες εἰς
10 τὰς χεῖρας τὸν στρατηγὸν τῶν Ῥωμαίων καὶ ποικίλως ὁμιλοῦντες, πραΰνειν ἐπειρῶντο τὴν ὀργὴν αὐτοῦ. τοῖς 10 δὲ περὶ τὸν Δαμοτέλη καὶ Φαινέαν ὑπέθετό τις ἔχεσθαι καὶ θεραπεύειν τὸν Γάιον Οὐαλέριον· οὗτος δ' 11 ἦν Μάρκου μὲν υἱὸς τοῦ πρώτου συνθεμένου πρὸς
15 Αἰτωλοὺς τὴν συμμαχίαν, Μάρκου δὲ τοῦ τότε στρατηγοῦντος ἀδελφὸς ἐκ μητρός· ἄλλως δὲ πρᾶξιν ἔχων νεανικὴν ἦν μάλιστα παρὰ τῷ στρατηγῷ πιστευόμενος. ὃς παρακληθεὶς ὑπὸ τῶν περὶ τὸν Δαμοτέλη καὶ νο- 12 μίσας ἴδιον εἶναι τὸ πρᾶγμα καὶ καθήκειν αὐτῷ τὸ
20 προστατῆσαι τῶν Αἰτωλῶν, πᾶσαν εἰσεφέρετο σπουδὴν καὶ φιλοτιμίαν, ἐξελέσθαι σπουδάζων τὸ ἔθνος ἐκ τῶν

1 ἀμβρακιωτῶν O ante *Ur*, ἀμβρακιώτων Y σώζειν Y, corr. *Hu* * * *] lac. indicat et μηδὲ τὸν ἔσχατον (vel περὶ τῶν ὅλων) κίνδυνον ὑπομένειν add. *Hu*, καὶ μὴ ποεῖσθαι περὶ τῶν ὅλων τὸν κίνδυνον add. *BW* 2 τοῦτον Y *Hu*, τοῦτο *Ur* vulgo μὴ Y *Hu*, om. *Ur* vulgo βουλεύσονται Y, corr. O *Ur* 3 αὐτῶν Y, corr. *Be* 7 οὕτως Y, οὕτω U*, corr. *Ur* post μὲν add. οὖν U* *Ur*, om. Y *Sch* διαλέγετο O 9 ῥοδίων Y ante *Ur*, ῥωδίων U* 11 ὁμιλοῦν O 12. 18 δαμοτελῆ Y, corr. *Ca* 829 12 δέχεσθαι coni. *Hu* 15 τὴν om. X, add. X[m] 16 ἀδελφοὶ O 17 ἦν *Rei* 655 *Sch*, ὁ et οἱ per dittogr. X, οἱ Y, ἢ *Ur*, ὡς *Hu* post πιστ. add. ἦν *Ca* 829, v. ad 17 18 τὸν] τοῦ O 19 τὰ πράγματα Y (O ex τῷ πράγματι), corr. *Ur* αὐτῷ Y, corr. *Be* 20 προστατῆσαν Q 21 σπουδάζω O

13 *περιεστώτων κακῶν. ἐνεργῶς δὲ πανταχόθεν προσαγο-*
14 *μένης τῆς φιλοτιμίας, ἔλαβε τὸ πρᾶγμα συντέλειαν.* οἱ
μὲν γὰρ Ἀμβρακιῶται πεισθέντες ὑπὸ τοῦ βασιλέως
ἐπέτρεψαν τὰ καθ' αὑτοὺς τῷ στρατηγῷ τῶν Ῥωμαίων
καὶ παρέδωκαν τὴν πόλιν ἐφ' ᾧ τοὺς Αἰτωλοὺς ὑπο- 5
15 *σπόνδους ἀπελθεῖν· τοῦτο γὰρ ὑφείλοντο πρῶτον, τη-*
30 *ροῦντες τὴν πρὸς τοὺς συμμάχους πίστιν. ὁ δὲ*
(22, 13) *Μάρκος συγκατέθετο τοῖς Αἰτωλοῖς ἐπὶ τούτῳ ποιή-*
2 *σασθαι τὰς διαλύσεις, ὥστε διακόσια μὲν Εὐβοϊκὰ τά-*
λαντα παραχρῆμα λαβεῖν, τριακόσια δ' ἐν ἔτεσιν ἕξ, [936
3 *πεντήκοντα καθ' ἕκαστον ἔτος· ἀποκατασταθῆναι δὲ*
(*καὶ τοὺς αἰχμαλώτους*) *καὶ τοὺς αὐτομόλους Ῥωμαίοις*
ἅπαντας τοὺς παρ' αὐτοῖς ὄντας ἐν ἓξ μησὶ χωρὶς
4 *λύτρων· πόλιν δὲ μηδεμίαν ἔχειν ἐν τῇ συμπολιτείᾳ*
μηδὲ μετὰ ταῦτα προσλαβέσθαι τούτων, ὅσαι μετὰ τὴν 15
Λευκίου Κορνηλίου διάβασιν ἑάλωσαν ὑπὸ Ῥωμαίων
1069 5] *ἢ φιλίαν ἐποιήσαντο πρὸς Ῥωμαίους· Κεφαλλη-*
νίους δὲ πάντας ἐκσπόνδους εἶναι τούτων τῶν συν-
θηκῶν.

6 *Ταῦτα μὲν οὖν ὑπετυπώθη τότε κεφαλαιωδῶς περὶ* 20
τῶν διαλύσεων· ἔδει δὲ τούτοις πρῶτον μὲν εὐδοκῆσαι
τοὺς Αἰτωλούς, μετὰ δὲ ταῦτα γίνεσθαι τὴν ἀναφορὰν

---

3 *ἀμβρακιώταις* (O ex *ἀμβρακίαν ταις*) Y, corr. *Ur* 4 *ἐπέτρεψαν Ur* pro *ἐπέστρεψαν* *καθ' αὑτοὺς* O 11 *πεντήκοντα*] *ν̄* Y *ἀποκαταστῆναι* O, unde *ἀποκαταστῆσαι* coni. *Hu* comment. Fleckeis. Lips. 1890, 91 12 *καὶ τοὺς αἰχμαλώτους* add. *Ur* e Liv. 38, 9, 9 *ῥωμαίους* O 15 ante *μετὰ* add. *τινὰς Ur* vulgo, om. Y *Sch* *ταύτης* Y (ex *ταύτην* O), corr. *Ur* 16 *λευκίου κορνηλίου* (*κορνιλίου* O) Y, *τίτου κοϊντίου Ur* (e Liv. 38, 9, 10) vulgo ante *Ni* 203 ann. * * *ἑάλωσαν* Y[a] *Ur*, *ἑάλωσαν* U* 17 *φιλίαν Ur* vulgo, *φιλοτιμίαν* Y, *voluntate in amicitiam venissent* Liv. 38, 9, 10, *φιλίαν ἐθελοντὴν* coni. *Hu*, *φιλίαν αὐτομάτως BW* *κεφαλληνίους Ur* e Liv. l. c. pro *κεφάλαιον*

ἐπὶ Ῥωμαίους. οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Ῥόδιοι παρέ- 7
μενον αὐτοῦ, καραδοκοῦντες τὴν τῶν Αἰτωλῶν ἀπό-
φασιν· οἱ δὲ περὶ τὸν Δαμοτέλην ἐπανελθόντες διε-
σάφουν τοῖς Αἰτωλοῖς περὶ τῶν συγκεχωρημένων. τοῖς 8
5 μὲν οὖν ὅλοις εὐδόκουν· καὶ γὰρ ἦν αὐτοῖς ἅπαντα
παρὰ τὴν προσδοκίαν· περὶ δὲ τῶν πόλεων τῶν πρό-
τερον συμπολιτευομένων αὐτοῖς διαπορήσαντες ἐπὶ πο-
σὸν τέλος συγκατέθεντο τοῖς προτεινομένοις. ὁ δὲ 9
Μάρκος παραλαβὼν τὴν Ἀμβρακίαν τοὺς μὲν Αἰτωλοὺς
10 ἀφῆκεν ὑποσπόνδους, τὰ δ' ἀγάλματα καὶ τοὺς ἀν-
δριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πόλεως,
ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου
τὴν Ἀμβρακίαν. ἐδόθη δ' αὐτῷ καὶ στέφανος ἀπὸ τα- 10
λάντων ἑκατὸν καὶ πεντήκοντα. ταῦτα δὲ διοικησά- 11
15 μενος ἐποιεῖτο τὴν πορείαν εἰς τὴν μεσόγειον τῆς
Αἰτωλίας, θαυμάζων ἐπὶ τῷ μηδὲν αὐτῷ παρὰ τῶν
Αἰτωλῶν ἀπαντᾶσθαι. παραγενόμενος δὲ πρὸς Ἄργος 12
τὸ καλούμενον Ἀμφιλοχικὸν κατεστρατοπέδευσεν, ὅπερ
ἀπέχει τῆς Ἀμβρακίας ἑκατὸν ὀγδοήκοντα σταδίους.
20 ἐκεῖ δὲ συμμιξάντων αὐτῷ τῶν περὶ τὸν Δαμοτέλην 13
καὶ διασαφούντων ὅτι δέδοκται τοῖς Αἰτωλοῖς βεβαιοῦν
τὰς δι' ἑαυτῶν γεγενημένας ὁμολογίας, διεχωρίσθησαν,

---

1 *ἐπὶ Ur* pro *ὑπὸ*   3. 20 *δαμοτελῆν* (Y), *δαμοτελῆ Ur*, *Δαμοτέλη Ca* 830, corr. *Hu*   12 *πύρρου* Y ante *Ur*, *πύρρον* U*   14 *ἑκατὸν καὶ πεντήκοντα BW* (v. 11, 34, 12 et Fleckeis. annal. 1889, 678), *πεντήκοντα καὶ ρ̄* Y *Ur* not. 40 vulgo, *πεντήκοντα καὶ φ̄ Ur*   15 *μεσόγαιον* coni. *Hu*, sed v. Glaserum de ratione cet 80 s.   16 *μηδὲν* Y *Ur Ben* 282 *Be*, *μηδένα Ca* 830 vulgo   19 *ρ̄π̄* Y   *στάδια* Y, *σταδίους BW*, qua forma Pol. utitur exeunte enuntiato, si alterius membri principium fuit vocalis vel diphthongus; v. 3, 39, 5; 88, 9; 103, 8. 5, 19, 2   21 s. *βεβαιοῦν τὰς Ur* not. 40 *Ca* 830, *βεβαιοῦντας τὰς Ur*, *βεβαιοῦντας* Y

Αἰτωλοὶ μὲν εἰς τὴν οἰκείαν, Μάρκος δ' εἰς τὴν Ἀμ-
14 βρακίαν. κἀκεῖσε παραγενόμενος οὗτος μὲν ἐγίνετο
περὶ τὸ περαιοῦν τὴν δύναμιν εἰς τὴν Κεφαλληνίαν, [987
15 οἱ δ' Αἰτωλοὶ προχειρισάμενοι Φαινέαν καὶ Νίκαν-
δρον πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ῥώμην περὶ τῆς 5
1070 16] εἰρήνης· ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προει-
ρημένων, εἰ μὴ καὶ τῷ δήμῳ δόξαι τῷ τῶν Ῥωμαίων.
31 Οὗτοι μὲν οὖν παραλαβόντες τούς τε Ῥοδίους
(22, 14) καὶ τοὺς Ἀθηναίους ἔπλεον ἐπὶ τὸ προκείμενον·
2 παραπλησίως δὲ καὶ Μάρκος ἐξαπέστειλε Γάιον τὸν 10
Οὐαλέριον καί τινας ἑτέρους τῶν φίλων πράξοντας
3 τὰ περὶ τῆς εἰρήνης. ἀφικομένων δ' εἰς τὴν Ῥώμην,
πάλιν ἐκαινοποιήθη τὰ τῆς ὀργῆς πρὸς Αἰτωλοὺς διὰ
4 Φιλίππου τοῦ βασιλέως· ἐκεῖνος γὰρ δοκῶν ἀδίκως
ὑπὸ τῶν Αἰτωλῶν ἀφῃρῆσθαι τὴν Ἀθαμανίαν καὶ τὴν 15
Δολοπίαν διεπέμψατο πρὸς τοὺς φίλους, ἀξιῶν αὐτοὺς
συνοργισθῆναι καὶ μὴ προσδέξασθαι τὰς διαλύσεις.
5 διὸ καὶ τῶν μὲν Αἰτωλῶν εἰσπορευθέντων παρήκουεν
ἡ σύγκλητος, τῶν δὲ Ῥοδίων καὶ τῶν Ἀθηναίων ἀξι-
6 ούντων ἐνετράπη καὶ προσέσχε τὸν νοῦν. καὶ γὰρ 20
ἐδόκει (μετὰ) Δάμων' ὁ Κιχησίου (Λέ)ων ἄλλα τε κα-
λῶς εἰπεῖν καὶ παραδείγματι πρὸς τὸ παρὸν οἰκείῳ

---

1 δὲ Y, corr. *Ben* 282 *BW* 2 οὕτως Y, οὕτω U*, corr. *Ur* 3 περαιοῦν Y ante *Ur*, περεοῦν U* κεφαλληνίαν U* *Ur*, κεφαληνίαν Y 8 Οὗτοι ex Οὗτος O, quasi altera incipiat ecloga, non Y 11 πράξοντας Y ante *Ur*, πράξαντας U* 13 ἐκενοποιήθη Y, corr. *Ur* 15 τῶν om. O exitu versus ἀφαιρεῖσθαι Y, corr. *Na* 350 *Di* τὴν post καὶ om. O 16 διεπέμψαντο Y, corr. *Ur* 20 ἐνετράπη Y ante *Rei* 655 *Sch*, ἀνετράπη U* *Ur* vulgo προανέσχε O 21 (μετὰ) Δάμων' ὁ Κιχησίου (Λέ)ων *BW*, δάμις ὁ κιχησίων Y, δάμις ὁ ἰκεσίου *Ur*, v. 29, 10, 4 et Th. Bergkium *Philol.* 1884, 286 ann. 55 τἄλλα coni. *Sch* 22 παραδείγματι Y ante *Ur*, παράδειγμά τι U*

χρήσασθαι κατὰ τὸν λόγον. ἔφη γαρ ὀργίζεσθαι μὲν 7
εἰκότως τοῖς Αἰτωλοῖς· πολλὰ γὰρ εὖ πεπονθότας τοὺς
Αἰτωλοὺς ὑπὸ Ῥωμαίων οὐ χάριν ἀποδεδωκέναι τού-
των, ἀλλ' εἰς μέγαν ἐνηνοχέναι κίνδυνον τὴν Ῥωμαίων
5 *ἡγεμονίαν ἐκκαύσαντας τὸν πρὸς Ἀντίοχον πόλεμον·*
ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον, ἐν ᾧ τὴν 8
ὀργὴν φέρειν ἐπὶ τοὺς πολλούς. εἶναι γὰρ τὸ συμ- 9
βαῖνον ἐν ταῖς πολιτείαις περὶ τὰ πλήθη παραπλήσιον
τῷ γινομένῳ περὶ τὴν θάλατταν. καὶ γὰρ ἐκείνην 10
10 *κατὰ μὲν τὴν αὑτῆς φύσιν ἀεί ποτ' εἶναι γαληνὴν καὶ*
καθεστηκυῖαν καὶ συλλήβδην τοιαύτην ὥστε μηδέποτ'
ἂν ἐνοχλῆσαι μηδένα τῶν προσπελαζόντων αὐτῇ καὶ
χρωμένων· ἐπειδὰν δ' ἐμπεσόντες εἰς αὐτὴν ἄνεμοι 11
1071] *βίαιοι ταράξωσι καὶ παρὰ φύσιν ἀναγκάσωσι κινεῖ-*
15 *σθαι, τότε μηθὲν ἔτι δεινότερον εἶναι μηδὲ φοβερώτερον*
θαλάττης· ὃ καὶ νῦν τοῖς κατὰ τὴν Αἰτωλίαν συμπε-
σεῖν. "ἕως μὲν γὰρ ἦσαν ἀκέραιοι, πάντων τῶν Ἑλ- 12
λήνων ὑπῆρχον ὑμῖν εὐνούστατοι καὶ βεβαιότατοι [938
συνεργοὶ πρὸς τὰς πράξεις· ἐπεὶ δ' ἀπὸ μὲν τῆς Ἀσίας 13
20 *πνεύσαντες Θόας καὶ Δικαίαρχος, ἀπὸ δὲ τῆς Εὐρώπης*
Μενεστᾶς καὶ Δαμόκριτος συνετάραξαν τοὺς ὄχλους
καὶ παρὰ φύσιν ἠνάγκασαν πᾶν καὶ λέγειν καὶ πράτ-
τειν, τότε δὴ κακῶς φρονοῦντες ἐβουλήθησαν μὲν ὑμῖν, 14

---

4 *εἰς μέγαν* Y *Sch*, *εἰ μέσαν* U*, *εἰς μέσον* *Ur* vulgo *ἐνηνοχέναι* Y vulgo, *ἀνηνοχέναι* *Ur* not. 41, *ἀγηοχέναι* *Di* 5 *ἀκούσοντας* O 7 *φέρειν* Y *Ben* 283 *Di*, *φέρει* *Ur* *πολλοὺς* pro *αἰτωλοὺς* *Be* 9 *θάλασσαν* Y, corr. *Di* 10 *αὐτῆς* Y, corr. *Be* *ἀεὶ* O unde *αἰεί* *Hu*, *ἀεὶ* Y vulgo *γαλινὴν* Y, corr. *Ca* 831 14 *ἀναγκάσωσι*] *ἀναγκαίαν καὶ* O 15 *μηθὲν* Y *Hu*, *μηδὲν* U* *Ur* vulgo *φοβερότερον* Y, corr. *Ur* 18 *ὑμῖν* *Ur* pro *ἡμῖν* 20 *πλεύσαντες* Y, corr. *Ur* *θοίειν* X, *θείειν* O, *θοίην* U*, corr. *Ur* *δικαίαρχον* Y, corr. *Ur* 21 *μενέστας* Y, corr. *Rei* 656 *Sch*

15 *ἐγένοντο δ' αὐτοῖς αἴτιοι κακῶν. (ἀνθ' ὧν ὑμᾶς) δεῖ*
πρὸς ἐκείνους ἔχειν ἀπαραιτήτως, ἐλεεῖν δὲ τοὺς πολ-
λοὺς καὶ διαλύεσθαι πρὸς αὐτούς, εἰδότας ὅτι γενό-
μενοι πάλιν ἀκέραιοι, καὶ πρὸς τοῖς ἄλλοις ἔτι νῦν
ὑφ' ὑμῶν σωθέντες, εὐνούστατοι πάλιν ἔσονται πάν- 5
16 *των Ἑλλήνων.» ὁ μὲν οὖν Ἀθηναῖος ταῦτ' εἰπὼν ἔπεισε*
τὴν σύγκλητον διαλύεσθαι πρὸς τοὺς Αἰτωλούς.

32 *Δόξαντος δὲ τῷ συνεδρίῳ, καὶ τοῦ δήμου συν-*
(22, 15) *επιψηφίσαντος, ἐκυρώθη τὰ κατὰ τὰς διαλύσεις. τὰ*
2 *δὲ κατὰ μέρος ἦν τῶν συνθηκῶν ταῦτα. «ὁ δῆμος ὁ* 10
τῶν Αἰτωλῶν τὴν ἀρχὴν καὶ τὴν δυναστείαν τοῦ δή-
3 *μου τῶν Ῥωμαίων ***. (πολεμίους) μὴ διιέτω διὰ*
τῆς χώρας καὶ τῶν πόλεων ἐπὶ Ῥωμαίους ἢ τοὺς συμ-
μάχους καὶ φίλους αὐτῶν, μηδὲ χορηγείτω μηδὲν δη-
4 *μοσίᾳ βουλῇ. *** καὶ ἐὰν πολεμῶσιν πρός τινας Ῥω-* 15
μαῖοι, πολεμείτω πρὸς αὐτοὺς ὁ δῆμος ὁ τῶν Αἰτωλῶν.
5 *τοὺς δὲ (αὐτομόλους, τοὺς) δραπέτας, τοὺς αἰχμαλώ-*
1072] *τους πάντας τοὺς Ῥωμαίων καὶ τῶν συμμάχων*
6 *ἀποδότωσαν Αἰτωλοί, χωρὶς τῶν ὅσοι κατὰ πόλεμον*
ἁλόντες εἰς τὴν ἰδίαν ἀπῆλθον καὶ πάλιν ἑάλωσαν, καὶ 20

---

1 *αὐτοῖς* Y, corr. *Be* lac. indicat et add. *δεῖ δὲ ὑμᾶς* *Ur*, *ὧν Rei* l. c., *ἀνθ' ὧν ὑμᾶς BW* 1. 2 *δεῖ πρὸς BW*, *καὶ πρὸς* Y *Be*, *πρὸς μὲν Ur* vulgo 2 *ἀπαραιτήτων* C 3 *ἔτι* O 6 *ταῦτα* Y, corr. *Ben* 283 *BW* 11 ante *τοῦ* add. *καὶ* Y, del. *Ur* 12 * * *] lac. indicat et add. *ἀδόλως τηρείτω Ur*, *διαφυλαττέτω χωρὶς δόλου Hu*, *διατηρείτω χωρὶς δόλου καὶ ἀπάτης BW*, v. Liv. 38, 11, 2 *πολεμίους* add. *Rei* 656 *Sch*, v. 21, 45, 2 et Liv. l. c, *διαγέτω* Y, corr. *Di*, v. 21, 45, 2 13 *ἢ* O 14 *καὶ τοὺς* O 15 ***] lac. indicat et add. *ἐχθρὸν καὶ φίλον τὸν αὐτὸν ἐχέτω τοῖς ῥωμαίοις Ur*, *ἐχθροὺς τοὺς αὐτοὺς ἐχέτω Ῥωμαίοις Di*, *ἐχθροὺς τοὺς αὐτοὺς ἐχέτω τῷ δήμῳ τῶν Ῥωμαίων Hu*, v. Liv. l. c. *πολεμῶσιν* X *BW*, *πολεμῶσι* Y[a] *Ur* vulgo 17 *αὐτομόλους τοὺς* add. *Gro* e Liv. 38, 11, 4 post *δραπέτας* add. *καὶ Ur*, del. *Gro* 19 *χωρὶς τῶν* Y[a] ante *Ur*, *χωριστῶν* U[a]

χωρὶς τῶν ὅσοι πολέμιοι Ῥωμαίων ἐγένοντο, καθ' ὃν
καιρὸν Αἰτωλοὶ μετὰ Ῥωμαίων συνεπολέμουν, (ἐν) ἡμέ-
ραις ἑκατὸν ἀφ' ἧς ἂν τὰ ὅρκια τελεσθῇ, τῷ ἄρχοντι
τῷ ἐν Κερκύρᾳ· ἐὰν δὲ μὴ εὑρεθῶσίν τινες ἐν τῷ 7
5 χρόνῳ τούτῳ, ὅταν ἐμφανεῖς γένωνται, τότε ἀποδότω-
σαν χωρὶς δόλου· καὶ τούτοις μετὰ (τὰ) ὅρκια μὴ
ἔστω ἐπάνοδος εἰς τὴν Αἰτωλίαν. δότωσαν δὲ Αἰτωλοὶ 8
ἀργυρίου μὴ χείρονος Ἀττικοῦ παραχρῆμα μὲν τάλαντα
Εὐβοϊκὰ διακόσια τῷ στρατηγῷ τῷ ἐν τῇ Ἑλλάδι,
10 ἀντὶ τρίτου μέρους τοῦ ἀργυρίου χρυσίον, ἐὰν βού- [939
λωνται, διδόντες, τῶν δέκα μνῶν ἀργυρίου χρυσίου
μνᾶν διδόντες, ἀφ' ἧς (δ') ἂν ἡμέρας τὰ ὅρκια τμηθῇ 9
ἐν ἔτεσι τοῖς πρώτοις ἓξ κατὰ ἔτος ἕκαστον τάλαντα
πεντήκοντα· καὶ τὰ χρήματα καθιστάτωσαν ἐν Ῥώμῃ.
15 δότωσαν Αἰτωλοὶ ὁμήρους τῷ στρατηγῷ τετταράκοντα, 10
μὴ νεωτέρους ἐτῶν δώδεκα μηδὲ πρεσβυτέρους τεττα-
ράκοντα, εἰς ἔτη ἕξ, οὓς ἂν Ῥωμαῖοι προκρίνωσιν,
χωρὶς στρατηγοῦ καὶ ἱππάρχου καὶ δημοσίου γραμμα-
τέως καὶ τῶν ὡμηρευκότων ἐν Ῥώμῃ. καὶ τὰ ὅμηρα
20 καθιστάτωσαν εἰς Ῥώμην· ἐὰν δέ τις ἀποθάνῃ τῶν 11
ὁμήρων, ἄλλον ἀντικαθιστάτωσαν. περὶ δὲ Κεφαλλη- 12
νίας μὴ ἔστω ἐν ταῖς συνθήκαις. ὅσαι χῶραι καὶ πό- 13

---

1 χωρὶς τῶν Y* ante *Ur*, χωρίστων U* 2 μετὰ Y *Ur* not. 42 *Ca* 832, μὲν *Ur* ἐν add. *Ur* ἡμέρας O 3 ρ̄ Y 4 τῶν ἐν O εὑρεθῶσιν X (*BW*), εὑρεθῶσι Y* *Ur* (vulgo) 6 τὰ add. *Ur* 9 σ̄ Y 10 χρυσίον O 11 διδόντες X* *Ur*, δίδοντες Y χρυσίον Y ante *Ur*, καὶ χρ. U* 12 δ' add. *Sch* 13 ἔτος Y *Sch*, τὸ ἔτος U* *Ur* vulgo 13. 14 τάλαντα ν̄ Y, τάλαντον O 14 εἰς Ῥώμην *Na* 257 *Di* 15 ὁμήροις O μ̄ Y 16 ιβ̄ Y μ̄ Y 17 προκρίνωσιν X *BW*, προκρίνωσι Y* vulgo 19 ὁμηρευκότων X, ὁμηρευκό-των Y *Ur*, ὁμηρευόντων O, corr. *Ca* 833 21 κεφαλληνίας X ante *Ur*, κεφαληνίας Y 22 ὅσας χώρας — 68, 1 ἄνδρας Y, corr. Perizonius animadv. hist. I 19 ed. Harles *Sch*

*λεις καὶ ἄνδρες, οἷς οὗτοι ἐχρῶντο, ἐπὶ Λευκίου Κοϊν-
τίου καὶ Γναΐου Δομετίου στρατηγῶν ἢ ὕστερον ἑάλωσαν
ἢ εἰς φιλίαν ἦλθον Ῥωμαίοις, τούτων τῶν πόλεων καὶ*
14 *τῶν ἐν ταύταις μηδένα προσλαβέτωσαν Αἰτωλοί. ἡ δὲ
πόλις καὶ ἡ χώρα ἡ τῶν Οἰνιαδῶν Ἀκαρνάνων ἔστω."* 5
1078 15] *τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις συνετετέ-
λεστο τὰ τῆς εἰρήνης. καὶ τὰ μὲν κατὰ τοὺς Αἰτωλοὺς
καὶ καθόλου τοὺς Ἕλληνας τοιαύτην ἔσχε τὴν* ἐπι-
γραφήν. —

1078 32ᵇ (40)] (22, 23) *Ὁ δὲ Φολούιος πραξικοπήσας νυκτὸς* [945
*κατέλαβε τὸ μέρος τῆς ἀκροπόλεως καὶ
τοὺς Ῥωμαίους εἰσήγαγε.* —

32ᶜ (41)] (21, 16) *Ὅτι τὸ καλὸν καὶ τὸ συμφέρον σπανίως* [921
*εἴωθε συντρέχειν, καὶ σπάνιοι τῶν ἀνδρῶν εἰ-
σιν οἱ δυνάμενοι ταῦτα συνάγειν καὶ συναρμόζειν πρὸς* 15
2 *ἄλληλα. κατὰ μὲν γὰρ τὸ πολὺ πάντες ἴσμεν διότι τό
τε καλὸν φεύγει τὴν τοῦ παραυτίκα λυσιτελοῦς φύσιν*
1079 3] *καὶ τὸ λυσιτελὲς τὴν τοῦ καλοῦ. πλὴν ὁ Φιλο-
ποίμην προέθετο ταῦτα καὶ καθίκετο τῆς ἐπιβολῆς·
καλὸν μὲν γὰρ τὸ κατάγειν τοὺς αἰχμαλώτους φυγάδας* 20
εἰς τὴν Σπάρτην, συμφέρον δὲ τὸ ταπεινῶσαι τὴν τῶν

---

1 *λευκίου* Y *Ni* 203 ann. * * *Di*, *τίτου Ur* vulgo *κοΐντου* Y, corr. *Ur* 2 *δομετίου* Y *Sch*, *δομιτίου Ur* vulgo 5 *σινιάδων* Y, *οἰνιάδων Ur*, corr. *Be* *ἀκαρνᾶν* Y, *ἀκαρνῶν* O, corr. *Ur* 8 *ἐπιγραφήν* Y *Be*, *ἐπιστροφήν Ur* vulgo, *κατα-στροφήν Rei* 656, v. *Hu E. Z.* XXIV 6 ann. 1 10—12 Suid. v. *πραξικοπήσας*; Pol. fragmentum agnovit *Ca* 1024; v. Liv. 38, 29, 10, *Stei* 32 s., Niesium l. c. II 769 s. 10 *Οὔρβιος* Suid., *Φούλβιος Sch*, corr. *BW* coll. 1, 36, 10. 18, 10, 8. 22, 10, 14; v. Dittenbergerum *Hermes* 1872, 285 13—69, 6 M 61, 26—62, 6 *Hey*; v. Liv. 38, 30. Plut. Philop. 16: *στρατηγῶν ὁ Φιλο-ποίμην τὰς μὲν φυγὰς κατήγαγεν εἰς τὴν πόλιν, ὀγδοήκοντα δὲ Σπαρτιάτας ἀπέκτεινεν, ὡς Πολύβιός φησιν.* Cf. *Stei* 33 20 *καταγαγεῖν* coni. *Hu*, v. *Hu E. Z.* XV 5 et Pol. 24, 10, 15

Λακεδαιμονίων πόλιν, (καταφονεύσαντ)α τοὺς δεδορυφορηκότας τῇ τῶν τυ(ράν)ν(ω)ν (δυναστείᾳ). θεωρῶν 4 *δ' ὅτι πάσης βασιλείας ἐπανορθ(ώσεως αἴτια) τὰ χρήματα (γέγονεν, ἅ)τε φύσει νουνεχὴς ὢν καὶ στρατηγι-* 5 *κός, περιεβα .... | γένοιτο κομιδὴ τῶν ἔξω (πορι)ζομένων χρημάτων.*

III. RES ASIAE.

1078] Ὅτι *καθ' ὃν καιρὸν ἐν τῇ Ῥώμῃ τὰ περὶ* [33 989 (22,16) *τὰς συνθήκας τὰς πρὸς Ἀντίοχον καὶ καθόλου* 10 *περὶ τῆς Ἀσίας αἱ πρεσβεῖαι διεπράττοντο, κατὰ δὲ τὴν Ἑλλάδα τὸ τῶν Αἰτωλῶν ἔθνος ἐπολεμεῖτο, κατὰ τοῦτον συνέβη τὸν περὶ τὴν Ἀσίαν πρὸς τοὺς Γαλάτας πόλεμον ἐπιτελεσθῆναι, περὶ οὗ νῦν ἐνιστάμεθα τὴν διήγησιν.* —

---

1 *(καταφονεύσαντ)α BW*, nihil perspexerunt *Ma* et *Hey*, ... *α* legit *Bo*, *ἀποκτείναντα Hey*, *καὶ τιμωρήσασθαι Hu* 2 *τυράννων δυναστείᾳ Hu*, nihil perspexerunt *Ma* et *Hey*, *τυ . . ν . . ν* .... legit *Bo* 3 *δ' ὅτι BW*, *δή τι* legerunt *Ma* et *Hey*, *δοτι Bo*, *δὴ ὅτι* (cum hiatu) *Hey*, *δὴ* Campius l. c. p. 1253 ann. 1, *δ' αἰεὶ Hu* *ἐπανορθώσεως αἴτια BW*, . . *ρω* legit *Ma*, *ἐν ἑκαστέρῳ* vel *ἐν μακροτέρῳ* M secundum *Hey*, *ἀνακαθ* .... *Bo*, *ἣν ἑκαστέρω Hey*, *θεμέλιον ὄντα* Campius l. c., *ἐρείσματ' ὄντα Hu* 4 *γέγονεν, ἅτε BW*, *ἢ καὶ | τῇ* vel *ἔτι καὶ | τῇ* vel *εἶτα | τῇ* legit *Hey*, ... *| τε Bo*, *ἢ καὶ Hey*, *ἅτε καὶ* Campius l. c., [*εἰ*] *καὶ Hu* 5 *περιεβ* .... *καὶ ποτε |* legit *Hey*, *περιεβα* .... *Bo*, *περιεβάλετο μὴ καί ποτε Hey*, *περιεβλέπετο πόθεν καὶ* Campius l. c., *περιέβλεπεν ἵνα μή ποτε Hu* 6 *ποριζομένων BW*, . . *μένων* legit *Ma*, *πο* .... *κενων* legit *Hey*, ... *μενων Bo*, *πορευομένων Hey*, *παρακειμένων Hu* post *χρημάτων* sequuntur non distincta ea, quae nos capiti XL inseruimus astipulati Hultschio 8—14 X 67[u], O 149[u], U* 131, *Ur* XXIX; v. Liv. 38, 12, 1, *Ni* 203 s. 9 *τῆς ἀσίας τὰς συνθήκας* X, sed delet *τῆς ἀσίας* *τὰς π.*] *τοὺς π.* O 11 *τούτου* O 12 *τὸν Ur*, *καὶ* Y, *τὰ* U* 13 *περὶ* pro *ὑπὲρ Ben* 283 *BW*

2 *Ὁ δὲ κατευδοκήσας τῷ νεανίσκῳ κατὰ τὴν ἀπάν-
τησιν, τοῦτον ἀπέλυσε παραχρῆμ' εἰς τὸ Πέργαμον.* —
34 Ὅτι *Μοαγέτης ἦν τύραννος Κιβύρας, ὠμὸς γε-*
(22, 17) 2 *γονὼς καὶ δόλιος,* καὶ οὐκ *ἄξιός ἐστιν ἐκ παραδρο-
μῆς, ἀλλὰ μετ' ἐπιστάσεως τυχεῖν τῆς ἁρμοζούσης μνή-* 5
μης. —
3 Πλὴν συνεγγίζοντος Γναΐου ὑπάτου Ῥωμαίων τῇ
Κιβύρᾳ, καὶ τοῦ Ἑλουίου πεμφθέντος *εἰς ἀπόπειραν ἐπὶ
τίνος ἐστὶ γνώμης, πρεσβευτὰς ἐξέπεμψε, παρακαλῶν
μὴ φθεῖραι τὴν χώραν, ὅτι φίλος ὑπάρχει Ῥωμαίων* 10
4 *καὶ πᾶν ποιήσει τὸ παραγγελλόμενον. καὶ ταῦτα* [940
λέγων ἅμα προύτεινε στέφανον ἀπὸ πεντεκαίδεκα τα-
5 *λάντων. ὧν ἀκούσας αὐτὸς μὲν ἀφέξεσθαι τῆς χώρας
ἔφη, πρὸς δὲ τὸν στρατηγὸν ἐκέλευσε πρεσβεύειν ὑπὲρ
τῶν ὅλων· ἕπεσθαι γὰρ αὐτὸν μετὰ τῆς στρατείας κατὰ* 15
6 *πόδας. γενομένου δὲ τούτου, καὶ πέμψαντος τοῦ Μοα-
γέτου μετὰ τῶν πρεσβευτῶν καὶ τὸν ἀδελφόν, ἀπαν-
τήσας κατὰ πορείαν ὁ Γνάιος ἀνατατικῶς καὶ πικρῶς*
1074 7] *ὡμίλησε τοῖς πρεσβευταῖς, φάσκων οὐ μόνον ἀλ-
λοτριώτατον γεγονέναι Ῥωμαίων τὸν Μοαγέτην πάν-* 20

1—2 Suid. v. *κατευδοκήσας*; Pol. fragmentum agnovit *Va* 216, huc inserit *Stei* 33· coll. Liv. 38, 12, 7 2 *παραχρῆμα ἐς* Suid., corr. *BW* 3—6 P 306^{u}, *Va* 113; v. Liv. 38, 14, 3, *Ni* 15, 204. *Ὅτι Μοαγέτης* (*μοαγέτης* X* *Ur*, *μοαγέστης* U, *μοαγέστις* O) *ὁ τῆς Κιβύρας τύραννος ὠμὸς* (*ἐμὸς* U*) *ἦν καὶ δόλιος. πλὴν συνεγγίζοντος* cet. (v. vs. 7) Y 5 *ἐπὶ τάσεωσ* P, corr. *Va* 7—72, 5 X 67^{u}—69^{u}, O 149^{u}—151^{r}, U* 131—134, *Ur* XXX; v. Liv. 38, 14, 4 ss., *Ni* 204 7 *συνεγγίζοντος* Y ante *Ur*, *συνεγγίζοντο* U* *γναΐου* om. U* *Ur*, add. Y *Sch* 7 *ὑπάτου* — 8 *κιβύρᾳ* post 9 *γνώμης* Y, transponit *Ur* 8 *ἐλουΐου* O 10 *ὑπάρχει* Y *Ur* not. 43 *Sch*, *ὑπάρχοι* *Ur* vulgo 11 *ποιήσει* *Ur* not. 43 *Sch*, *ποιῆσαι* Y *Ur* vulgo 13 post *ἀκούσας* add. Helvii nomen *Rei* 657 16 *μοαγέτου* Y *Ur*, *μογέτου* U* 17 *τοῦ ἀδελφοῦ* O 18 *ἀνατατικῶς* Y *Ca* 834, *ἵνα τατικῶς* U*, *ἐντατικῶς* *Ur*

των τῶν κατὰ τὴν Ἀσίαν δυναστῶν, ἀλλὰ καὶ κατὰ τὴν
ῥώμην ὅλην* εἰς καθαίρεσιν τῆς ἀρχῆς καὶ ἐπιστροφῆς
εἶναι καὶ κολάσεως. οἱ δὲ πρεσβευταὶ καταπλαγέντες 8
τὴν ἐπίφασιν τῆς ὀργῆς τῶν μὲν ἄλλων ἐντολῶν ἀπέ-
5 στησαν, ἠξίουν δ' αὐτὸν εἰς λόγους ἐλθεῖν. συγχωρή- 9
σαντος δὲ τότε μὲν ἐπανῆλθον εἰς τὴν Κιβύραν, εἰς 10
δὲ τὴν ἐπαύριον ἐξῆλθεν μετὰ τῶν φίλων ὁ τύραννος
κατά τε τὴν ἐσθῆτα καὶ τὴν ἄλλην προστασίαν λιτὸς
καὶ ταπεινός, ἔν τε τοῖς ἀπολογισμοῖς κατολοφυρόμενος
10 τὴν ἀδυναμίαν τὴν αὑτοῦ καὶ τὴν ἀσθένειαν ὧν ἐπῆρχε
πόλεων, καὶ (πρὸς τούτοις) ἠξίου προσδέξασθαι τὰ
πεντεκαίδεκα τάλαντα τὸν Γνάιον· ἐκράτει δὲ τῆς 11
Κιβύρας καὶ Συλείου καὶ τῆς ἐν Λίμνῃ πόλεως. ὁ δὲ 12
Γνάιος καταπλαγεὶς τὴν ἀπόνοιαν ἄλλο μὲν οὐδὲν εἶπε
15 πρὸς αὐτόν, ἐὰν δὲ μὴ διδῷ πεντακόσια τάλαντα μετὰ
μεγάλης χάριτος, οὐ τὴν χώραν ἔφη φθερεῖν, ἀλλὰ τὴν
πόλιν αὐτὴν πολιορκήσειν καὶ διαρπάσειν. ὅθεν ὁ Μοα- 13

---

1 ἀλλὰ — 3 κολάσεως Y, ἀλλὰ καὶ κατατεῖναι (καταθεῖναι *Rei* 657) τ. ῥ. ὅλην — κολάσεως ἄξιον μᾶλλον ἢ φιλίας *Sch* secutus Ursinum ἄξιον μ. ἢ φιλ. supplentem, ἀλλὰ καὶ κατὰ τὴν ὁρμὴν ὅλην καὶ τὴν προαίρεσιν τὴν ἐξ ἀρχῆς καὶ κολάσεως ἀξιώτατον ὁμολογουμένως *BW* 3 καταπλαγὲν O 4 ἐπίφασιν Y *Rei* l. c. *Sch*, ἐπίτασιν *Ur* vulgo μὲν om. X, add. X^m 5 post ἐλθεῖν add. τῷ μοαγέτῃ *Ur*, del. Y *Rei* 658 *Sch* 6 δὲ *Ur* pro καὶ 7 ἐξῆλθεν X *BW*, ἐξῆλθε Y^s vulgo 9 κατωλοφυρόμενος O 10 αὐτοῦ Y, corr. *Be* 11 πρὸς τούτοις add. *BW* Fleckeis. annal. 1889, 683 12 ιε Y, πέντε *Di* 12 ἐκράτει — 13 πόλεως post 11 πόλεων transponit Herwerdenus *Mnemos*. 1874, 78 12 ante τῆς add. τὸ Y, del. *Ur* 13 συλλίου Y, σιλλίου *Ur*, corr. *Ca* 835; v. Steph. Byz. et Liv. 38, 14, 10 ἐν Λίμνῃ Tillmanns disput. qua rat. Liv. Polyb. histor. usus sit I Diss. inaug. Bonnae 1860, 57 ann. 2 coll. Liv. l. c. *Hu*, ἐντέμνῃ Y, ἀλίμνης *Ur* not. 44 (v. Stiehlium *Philol*. 1855, 231), ἀλίνδης *Ur* vulgo, ἐν Τεμένει *Rei* 658 s. *Sch* 14 ὑπόνοιαν O 15 φ̄ Y 16 χαρᾶς Y, corr. *Rei* 659 *Di* οὐ (μόνον) coni. *Ur*, sed v. *Rei* 329 ss. 17 πολιορκίσειν O

γέτης κατορρωδήσας τὸ μέλλον ἐδεῖτο μηδὲν ποιῆσαι τοιοῦτον, καὶ προσετίθει κατὰ βραχὺ τῶν χρημάτων, καὶ τέλος ἔπεισε τὸν Γνάιον ἑκατὸν τάλαντα καὶ μυρίους μεδίμνους λαβόντα πυρῶν προσδέξασθαι πρὸς τὴν φιλίαν αὐτόν. — 5

35 (22, 18) Ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Γνάιος διήει τὸν Κολοβάτον προσαγορευόμενον ποταμόν, ἦλθον πρὸς αὐτὸν πρέσβεις ἐκ τῆς Ἰσίνδης προσαγορευομένης πό-2 λεως, δεόμενοι σφίσι βοηθῆσαι· τοὺς γὰρ Τερμησσεῖς, ἐπισπασαμένους Φιλόμηλον, τήν τε χώραν ἔφασαν [941 1075] αὐτῶν ἀνάστατον πεποιηκέναι καὶ τὴν πόλιν διηρπακέναι, νῦν τε πολιορκεῖν τὴν ἄκραν, συμπεφευγότων εἰς αὐτὴν πάντων τῶν πολιτῶν ὁμοῦ γυναιξὶ καὶ τέκ-3 νοις. ὧν διακούσας ὁ Γνάιος ἐκείνοις μὲν ὑπέσχετο βοηθήσειν μετὰ μεγάλης χάριτος, αὐτὸς δὲ νομίσας ἕρ- 15 μαιον εἶναι τὸ προσπεπτωκὸς ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τῆς Παμφυλίας.

4 Ὁ δὲ Γνάιος συνεγγίσας τῇ Τερμησσῷ, πρὸς μὲν τούτους συνέθετο φιλίαν, λαβὼν πεντήκοντα τάλαντα, 5 παραπλησίως δὲ καὶ πρὸς Ἀσπενδίους. ἀποδεξάμενος 20 δὲ καὶ τοὺς παρὰ τῶν ἄλλων πόλεων πρεσβευτὰς κατὰ τὴν Παμφυλίαν καὶ τὴν προειρημένην δόξαν ἐνεργασάμενος ἑκάστοις κατὰ τὰς ἐντεύξεις, ἅμα δὲ καὶ τοὺς

---

3 ρ̄ Y 6—73, 2 X 69^{u}s., O 151^{r}s., U* 134—136, *Ur* XXXI; v. Liv. 38, 15, 3 ss., *Ni* 204 8 *Ἰσίνδης Ur* not. 45 *B W*, v. Steph. Byz. p. 84, 19, Strab. XIII C. 631, Ramsay *Mitth. d. deutsch. Instit.* 1884, 340, *ἰοῦδα* (Y), *ἰσιόνδα Ur* vulgo, *Σίνδα Hu* 9 *μεσεῖς* Y, corr. *Ur* 10 *φιλομηλεῖς* coni. *Ur* not. 45 11 *αὐτῶν* Y, corr. *Be* 15 *ἕρμαιον* Y, corr. *Hu* coll. 3, 104, 6 16 *προσπεποιηκὸς* U*, sed add. ead. man. *γρ΄ προσπεπτωκὸς* 18 *τελμησσῷ* Y, *τελμισσῶ* U*, corr. *Ur* 19 ν̄ Y 20 *καὶ*] *οὐ* O *ἀσπενδίους* X* ante *Ur*, *ἀσπενδίους* O, *ἀπενδίους* U* 21 *δὲ* secundum de Boorium non om. O

Ἰσινδεῖς ἐξελόμενος ἐκ τῆς πολιορκίας, αὖθις ἐποιεῖτο
τὴν πορείαν ὡς ἐπὶ τοὺς Γαλάτας. —

Ὅτι Κύρμασα πόλιν λαβὼν ὁ Γνάιος καὶ λείαν 36
ἄφθονον ἀνέζευξεν. προαγόντων δ' αὐτῶν παρὰ τὴν (22, 19) 2
5 λίμνην, παρεγένοντο πρέσβεις ἐκ Λυσινόης διδόντες
αὑτοὺς εἰς τὴν πίστιν. οὓς προσδεξάμενος ἐνέβαλεν 3
εἰς τὴν τῶν Σαγαλασσέων γῆν καὶ πολὺ πλῆθος ἐξελασάμενος
λείας ἀπεκαραδόκει τοὺς ἐκ τῆς πόλεως ἐπὶ
τίνος ἔσονται γνώμης. παραγενομένων δὲ πρεσβευτῶν 4
10 ὡς αὐτόν, ἀποδεξάμενος τοὺς ἄνδρας καὶ λαβὼν πεντήκοντα
ταλάντων στέφανον καὶ δισμυρίους κριθῶν μεδίμνους
καὶ δισμυρίους πυρῶν, προσεδέξατο τούτους
εἰς τὴν φιλίαν. —

Ὅτι Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρέσβεις 37
15 ἐξαπέστειλε πρὸς τὸν Ἐποσόγνατον τὸν Γαλάτην, (22, 20)
ὅπως πρεσβεύσῃ πρὸς τοὺς τῶν Γαλατῶν βασιλεῖς. καὶ 2
[ὁ] Ἐποσόγνατος ἔπεμψε πρὸς Γνάιον πρέσβεις καὶ
παρεκάλει [τὸν Γνάιον] τὸν τῶν Ῥωμαίων στρατηγὸν

---

1 *ἰσινδεῖς Ur* not. 45 *BW*, *ἰουδεῖς* Y, *ἰσιουδεῖς Ur* vulgo, *Σινδεῖς Hu*   *ἐξελούμενος* Y, corr. *Ca* 836   3—13 X 70^r s., O 151^u, U* 136 s., *Ur* XXXII; v. Liv. 38, 15, 7 ss., *Ni* 204. Initium fragmenti esse mutilatum docet *Ni* 15   3 *κόρμασα* coni. *Ur* not. 45 coll. Liv. l. c. et Ptolem. 5, 5, 5   4 *προαγόντων δὲ* (*δ'* corr. *Ben* 284 *BW*) *αὐτῶν* Y *Sch*, *προάγοντος δὲ αὐτοῦ Ur* vulgo ante *Sch*   5 *λίμνην* Y ante *Ur*, *λίμην* U*   *δυγινόης* X, *διηνόης* O, *δυηνόης* U*, corr. *Ur* coll. Liv. l. c,   6 *αὐτοὺς* Y, corr. *Gro*   7 *σαγαλασέων* Y, corr. *Ca* 836 auctore *Ur* not. 46   *ἐξελάμενοι* O   10 *ν̄* Y   12 *δισμυρίων π.* X, *δυσμυρίων π.* OU*, corr. *Ur*   *προσεδέξατο* Y *Ur* not. 46 *Ca* 836, *προσεδέξαντο Ur*   14—74, 5 V 77^r s., W 53^r, N 83^r, U 319—320, *Ur* XXXIII; v. Liv. 38, 18, 1—3, *Ni* 204   15 *γαλάτην* ex *γαλάττην* V   16 *πρεσβεύσει* VW, *βεύσει* N *πρεσ* add. N^m   17 *ὁ* del. *Ben* 284 *Di*, v. *BW* Fleckeis. annal. 1889, 684 s.   18 *τὸν γναΐον* bis in U, inducit *BW*

μὴ προεξαναστῆναι μηδ' ἐπιβαλεῖν χεῖρας τοῖς Τολι-
1076 3] *στοβογίοις Γαλάταις, καὶ διότι πρεσβεύσει πρὸς*
τοὺς βασιλεῖς αὐτῶν Ἐποσόγνατος καὶ ποιήσεται λόγους
ὑπὲρ τῆς φιλίας, καὶ πεπεῖσθαι πρὸς πᾶν αὐτοὺς παρα-
στήσεσθαι τὸ καλῶς ἔχον. — 5

4 Γνάιος ὁ ὕπατος Ῥωμαίων *διερχόμενος ἐγεφύρωσε*
τὸν Σαγγάριον ποταμόν, τελέως κοῖλον ὄντα καὶ [942
5 *δύσβατον. καὶ παρ' αὐτὸν τὸν ποταμὸν στρατοπεδευ-*
σαμένου παραγίνονται Γάλλοι παρ' Ἄττιδος καὶ Βατ-
τάκου τῶν ἐκ Πεσσινοῦντος ἱερέων τῆς Μητρὸς τῶν 10
6 *θεῶν, ἔχοντες προστηθίδια καὶ τύπους, φάσκοντες*
7 *προσαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτος. οὓς ὁ Γνάιος*
φιλανθρώπως ὑπεδέξατο. —

8 Ὄντος δὲ τοῦ Γναΐου *πρὸς τὸ πολισμάτιον τὸ κα-*
λούμενον Γορδίειον, ἧκον παρ' Ἐποσογνάτου πρέσβεις 15
ἀποδηλοῦντες ὅτι πορευθεὶς διαλεχθείη τοῖς τῶν Γα-
9 *λατῶν βασιλεῦσιν, οἱ δ' ἁπλῶς εἰς οὐδὲν συγκαταβαί-*
νοιεν φιλάνθρωπον, ἀλλ' ἠθροικότες ὁμοῦ τέκνα καὶ
γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἅπασαν εἰς τὸ καλού-
μενον ὄρος Ὄλυμπον ἕτοιμοι πρὸς μάχην εἰσίν. — 20

---

1 *μὴ* om. N *τοῖς* om. N *στολιστολογίοις* Z, corr. *Ur* not. 46; v. Dittenbergerum syll.[2] n. 276 ann. 27 4 *πε-σεῖσθαι* Z, *πείσεσθαι* *Ur*, corr. *Na* 247 *Di* 5 *ἔχων* Z, corr. *Ur*. Sequuntur in Z continenter *ὄντος δὲ* (l. 14)
6—13 Suid. v. *Γάλλος*; 6—8 Suid. v. *Σαγγάριος*: *Ὅτι Γάιος* (sic) — *ἐστρατοπεδεύσατο*. Pol. fragmentum agnovit *Va* 209 coll. Liv. 38, 18, 7 ss., huc rettulit *Sch*; cf. *Ni* 204 8 *ἐστρατο-πεδεύσατο* Suid. v. *Σαγγ.*, *στρατοπεδευσάμενος* Suid. v. *Γάλλος*, corr. *Sch* 9 *παρὰ* Suid., corr. *Ben* 284 *BW* 11 *προ-στηθίδια* *Va* 209 et ann. 36 pro *πρὸς τῇ ἰδίᾳ* coll. 21, 6, 7
12 *προαγγέλλειν* *Di* 14—20 (v. ad l. 5 et 6) V 77[u], W 53[r], N 83[r] s., U 320 s., *Ur* XXXIII; v. Liv. 38, 18, 10 ss., *Ni* 204 15 *γορδιεῖον* Z *Sch*, *γορδεῖον* *Ur*, corr. *Di*
16 *παρευθὺς* Z, *παρ' εὐθὺς* VN, *παρευσθεὶς* *Ur*, corr. *Ca* 837
17 *δὲ* WN 18 *ἠθροικότες* Z[a], corr. *BW*, v. *BW* I 77

Χιομάραν δὲ συνέβη τὴν Ὀρτιάγοντος αἰχμά- 38 (22, 21)
λωτον γενέσθαι μετὰ τῶν ἄλλων γυναικῶν, ὅτε Ῥω-
μαῖοι καὶ Γνάιος ἐνίκησαν μάχῃ τοὺς ἐν Ἀσίᾳ Γαλάτας.
ὁ δὲ λαβὼν αὐτὴν ταξίαρχος ἐχρήσατο τῇ τύχῃ στρα- 2
5 *τιωτικῶς καὶ κατῄσχυνεν. ἦν δ' ἄρα καὶ πρὸς ἡδονὴν* 3
καὶ ἀργύριον *ἀμαθὴς καὶ ἀκρατὴς ἄνθρωπος, ἡττήθη*
δ' ὅμως ὑπὸ τῆς φιλαργυρίας, καὶ χρυσίου συχνοῦ
διομολογηθέντος ὑπὲρ τῆς γυναικὸς ἦγεν αὐτὴν ἀπο-
λυτρώσων, ποταμοῦ τινος ἐν μέσῳ διείργοντος. ὡς 4
10 *δὲ διαβάντες οἱ Γαλάται τὸ χρυσίον ἔδωκαν αὐτῷ καὶ*
παρελάμβανον τὴν Χιομάραν, ἡ μὲν ἀπὸ νεύματος
1077] *προσέταξεν ἑνὶ παῖσαι τὸν Ῥωμαῖον ἀσπαζόμενον*
αὐτὴν καὶ φιλοφρονούμενον, ἐκείνου δὲ πεισθέντος καὶ 5
τὴν κεφαλὴν ἀποκόψαντος, ἀραμένη καὶ περιστείλασα
15 *τοῖς κόλποις ἀπήλαυνεν. ὡς δ' ἦλθε πρὸς τὸν ἄνδρα* 6
καὶ τὴν κεφαλὴν αὐτῷ προύβαλεν, ἐκείνου θαυμάσαν- [943
τος καὶ εἰπόντος "*Ὦ γύναι, καλὸν ἡ πίστις*" "*ναί*", *εἶπεν*
"*ἀλλὰ κάλλιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον*".
ταύτῃ μὲν ὁ Πολύβιός φησι *διὰ λόγων ἐν Σάρδεσι γενό-* 7
20 *μενος θαυμάσαι τό τε φρόνημα καὶ τὴν σύνεσιν.* —

Ὅτι τῶν Ῥωμαίων μετὰ τὴν τῶν Γαλατῶν νίκην 39 (22, 22)
αὐτῶν πραχθεῖσαν *στρατοπεδευόντων περὶ τὴν Ἄγ-*
κυραν πόλιν, καὶ τοῦ Γναΐου τοῦ στρατηγοῦ προάγειν
εἰς τοὔμπροσθεν μέλλοντος, παραγίνονται πρέσβεις 2
25 *παρὰ τῶν Τεκτοσάγων, ἀξιοῦντες τὸν Γνάιον τὰς μὲν*
δυνάμεις ἐᾶσαι κατὰ χώραν, αὐτὸν δὲ κατὰ τὴν ἐπιοῦ-

1—20 Plut. mulierum virt. 22 (II, 1 58 Wytt., II 237 Bernard.); v. *Ni* 205 1 post *Ὀρτ.* add. *γυναῖκα* (cum hiatu) *Sch* 6 '*ἀμαθὴς καὶ* del. Cobetus' Bernard. 21—77, 17 X 70[u]—72[u], O 151[u]—153[r], U* 137—141, *Ur* XXXIV; v. Liv. 38, 25, 1 ss., *Ni* 15, 205 22 *αὐτῶν πραχθεῖσαν* del. *Ur* *ἄγγυραν* O 25 *τῶν* X[m], *αὐτῶν* X 26 post *αὐτὸν* repetunt XO *ἀξιοῦντες τὸν γνάιον* in X punctis subsignata

σαν ἡμέραν προελθεῖν εἰς τὸν μεταξὺ τόπον τῶν στρα-
τοπέδων· ἥξειν δὲ καὶ τοὺς παρ' αὐτῶν βασιλεῖς κοινο-
3 λογησομένους ὑπὲρ τῶν διαλύσεων. τοῦ δὲ Γναΐου
συγκαταθεμένου καὶ παραγενηθέντος κατὰ τὸ συν-
ταχθὲν μετὰ πεντακοσίων ἱππέων, τότε μὲν οὐκ ἦλθον 5
4 οἱ βασιλεῖς· ἀνακεχωρηκότος δ' αὐτοῦ πρὸς τὴν ἰδίαν
παρεμβολήν, αὖθις ἧκον οἱ πρέσβεις ὑπὲρ μὲν τῶν
βασιλέων σκήψεις τινὰς λέγοντες, ἀξιοῦντες δὲ πάλιν
ἐλθεῖν αὐτόν, ἐπειδὴ τοὺς πρώτους ἄνδρας ἐκπέμψουσιν
5 κοινολογησομένους ὑπὲρ τῶν ὅλων. ὁ δὲ Γνάιος κατα- 10
νεύσας ἥξειν αὐτὸς μὲν ἔμεινεν ἐπὶ τῆς ἰδίας στρατο-
πεδείας, Ἄτταλον δὲ καὶ τῶν χιλιάρχων τινὰς ἐξαπ-
6 έστειλεν μετὰ τριακοσίων ἱππέων. οἱ δὲ τῶν Γαλατῶν
(πρέσβεις) ἦλθον μὲν κατὰ τὸ συνταχθὲν καὶ λόγους
ἐποιήσαντο περὶ τῶν πραγμάτων, τέλος δ' ἐπιθεῖναι 15
τοῖς προειρημένοις ἢ κυρῶσαί τι τῶν δοξάντων οὐκ
7 ἔφασαν εἶναι δυνατόν· τοὺς δὲ βασιλεῖς τῇ κατὰ πό-
δας ἥξειν διωρίζοντο, συνθησομένους καὶ πέρας ἐπι-
θήσοντας, εἰ καὶ Γνάιος ὁ στρατηγὸς ἔλθοι πρὸς αὐ-
1078 8] τούς. τῶν δὲ περὶ τὸν Ἄτταλον ἐπαγγειλαμένων 20
ἥξειν τὸν Γνάιον, τότε μὲν ἐπὶ τούτοις διελύθησαν.
9 ἐποιοῦντο δὲ (τὰς) ὑπερθέσεις ταύτας οἱ Γαλάται καὶ
διεστρατήγουν τοὺς Ῥωμαίους βουλόμενοι τῶν τε σω-
μάτων τινὰ τῶν ἀναγκαίων καὶ τῶν χρημάτων ὑπερ-

---

2 αὐτῶν Y, corr. *Be* κοινολογισομένους Y, corr. *Ur* in U* (nec tamen in editione) ante *Ca* 837 3 τοῦ] τοὺς O 5 φ̄ Y 6 δ' Y *Hu*, δὲ U* *Ur* vulgo 9 ἐπειδὴ *Hu*, ἔτι δὴ U*, ἔτι δὲ Y, ὅτι *Ur* vulgo ἐκ-πέμψουσιν X *BW*, ἐκπέμψουσι Y* vulgo 10 κοινολο-γησαμένους O 12 ἐξαπέστειλεν X *Ur* *BW*, ἐξαπέστειλε Y* *Be* 14 πρέσβεις add. *Di* 18 ἐπιθήσοντας O quoque secundum de Boorium 22 τὰς add. *Di* 24 ὑπεκθέ-σθαι *Rei* 659

θέσθαι πέραν Ἅλυος ποταμοῦ, μάλιστα δὲ τὸν στρατηγὸν τῶν Ῥωμαίων, εἰ δυνηθεῖεν, λαβεῖν ὑποχείριον· εἰ δὲ μή γε, πάντως ἀποκτεῖναι. ταῦτα δὲ προθέ- [10 944 μενοι κατὰ τὴν ἐπιοῦσαν ἐκαραδόκουν τὴν παρουσίαν
5 τῶν Ῥωμαίων, ἑτοίμους ἔχοντες ἱππεῖς εἰς χιλίους. ὁ 11 δὲ Γνάιος διακούσας τῶν περὶ τὸν Ἄτταλον καὶ πεισθεὶς ἥξειν τοὺς βασιλεῖς, ἐξῆλθεν, καθάπερ εἰώθει, μετὰ πεντακοσίων ἱππέων. συνέβη δὲ ταῖς πρότερον 12 ἡμέραις τοὺς ἐπὶ τὰς ξυλείας καὶ χορτολογίας ἐκπο-
10 ρευομένους ἐκ τοῦ τῶν Ῥωμαίων χάρακος ἐπὶ ταῦτα τὰ μέρη πεποιῆσθαι τὴν ἔξοδον, ἐφεδρείᾳ χρωμένους τοῖς ἐπὶ τὸν σύλλογον πορευομένοις ἱππεῦσιν. οὗ καὶ 13 τότε γενομένου καὶ πολλῶν ἐξεληλυθότων, συνέταξαν οἱ χιλίαρχοι (καὶ) τοὺς εἰθισμένους ἐφεδρεύειν τοῖς
15 προνομεύουσιν ἱππεῖς ἐπὶ ταῦτα τὰ μέρη ποιήσασθαι τὴν ἔξοδον. ὧν ἐκπορευθέντων, αὐτομάτως τὸ δέον 14 ἐγενήθη πρὸς τὴν ἐπιφερομένην χρείαν. —

1079] Ἐν ...... η ... τῆς | πράξεως τῆς περὶ τὸν [40 (42) Ἀριαράθην εἰς τὴν παροιμίαν· ἔχοντες γὰρ π .. | διετε
20 ...... οι τοῖς πολεμίοις ἐγένοντο.

---

1 ἅλυος U* *Ur*, Ἅλυος Ernestus, τοῦ ἅλυος Y, τοῦ Ἅλυος *Sch* vulgo τὸν] ὃν τὸν O, αὐτὸν τὸν coni. *Sch* coll. Liv. 38, 25, 7 3 δὲ posterius Y *Sch*, om. *Ur* vulgo προθέμενοι Y ante *Ca* 838, προσθέμενοι U* *Ur* 5 ἔχοντας O 6 τῶν Y ante *Rei* 659 *Sch*, τὰ U* *Ur* 7 ἐξῆλθεν Y* *Hu*, ἐξῆλθε U* *Ur* vulgo 8 φ̄ Y 9 ξυλείας Y *Sch*, ξυλίας U* *Ur* vulgo χοϱολογίας XO 11 ἔφοδον Y, corr. *Rei* 659 *Be* ante ἐφεδρείᾳ add. ἐπὶ τοὺς Y, del. *Gro*[m] 12 οὐ O 13 συνετάραξαν Y, corr. *Ur* 14 καὶ add. *Sch* 15 ante ταῦτα add. τὰ O 18—20 M 62, 4—6 *Hey*, v. ad p. 69, 6. Cf. Appian. Syr. 42. Hanc sententiam ex cap. 41, 4 esse decerptam nunc mutilo suspicatur *Hu* 18 εν ...... η ... τησ| legit *Bo*, ἐμ .... ἔτι τῆς| *Hey*, ἐμπεσούσης ἔτι τῆς *Hey* 19 ἄξοντες legit *Ma* π .. *Bo*, ἐπι .... *Hey*, ἐπιδεῶς *Hey* 19 s. διετε ...... οι legit *Bo*, δια .... οι *Hey*

C. OLYMP. 147, 4.

RES ASIAE.

41 (43)] "Οτι κατὰ τοὺς καιροὺς τούτους κατὰ τὴν [945
(22, 24) Ἀσίαν Γναΐου τοῦ τῶν Ῥωμαίων στρατηγοῦ
παραχειμάζοντος ἐν Ἐφέσῳ, κατὰ τὸν τελευταῖον ἐνι- 5
αυτὸν τῆς ὑποκειμένης ὀλυμπιάδος, παρεγένοντο πρε-
σβεῖαι παρά τε τῶν Ἑλληνίδων πόλεων τῶν ἐπὶ τῆς
Ἀσίας καὶ παρ' ἑτέρων πλειόνων, συμφοροῦσαι στε- [946
φάνους τῷ Γναΐῳ διὰ τὸ νενικηκέναι τοὺς Γαλάτας.
2 ἅπαντες γὰρ οἱ τὴν ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντες 10
οὐχ οὕτως ἐχάρησαν Ἀντιόχου λειφθέντος ἐπὶ τῷ δο-
κεῖν ἀπολελύσθαι τινὲς μὲν φόρων, οἱ δὲ φρουρᾶς,
καθόλου δὲ πάντες βασιλικῶν προσταγμάτων, ὡς ἐπὶ
1080] τῷ τὸν ἀπὸ τῶν βαρβάρων αὐτοῖς φόβον ἀφῃρῆ-
σθαι καὶ δοκεῖν ἀπηλλάχθαι τῆς τούτων ὕβρεως καὶ 15
3 παρανομίας. ἦλθε δὲ καὶ παρ' Ἀντιόχου Μουσαῖος καὶ
παρὰ τῶν Γαλατῶν πρεσβευταί, βουλόμενοι μαθεῖν ἐπὶ
4 τίσιν αὐτοὺς δεῖ ποιεῖσθαι τὴν φιλίαν. ὁμοίως δὲ καὶ
παρ' Ἀριαράθου τοῦ τῶν Καππαδοκῶν βασιλέως· καὶ
γὰρ οὗτος, μετασχὼν Ἀντιόχῳ τῶν αὐτῶν ἐλπίδων καὶ 20
κοινωνήσας τῆς πρὸς Ῥωμαίους μάχης, ἐδεδίει καὶ διη-

3—85, 19 X 72ᵘ—79ᵘ, O 153ʳ—157ᵘ, U* 141—156, *Ur* XXXV; v. Liv. 38, 38—39, 2, *Ni* 206 ss., 331 s., *Th. Mommsen Röm. Forsch.* II 511 ss. 5 *ἐνεφέαν* (σ vocis *ἐφέσ* pro compendio terminationis — *αν* accepto) O 6 *πρεσβεῖαι* Y *Sch*, *πρέσβεις* U* *Ur* vulgo 8 *συγχωροῦσαι* Y, *συγχορηγοῦσαι* *Rei* 660, *συμφέρουσαι* *Na* 247, corr. *Ur* 11 *λειφθέντος* Y ante *Ca* 838, *ληφθέντος* O *Ur* 15 *ἀπελλάχθαι* XO 17. 18 *ἐπὶ τίσιν* X¹ U* ante *Ca* 839, *ἐπί τισιν* *Ur*, *ἐπίθεσιν* O 18 s. Orationem mutilatam esse coni. *Hu*; v. ad p. 77, 18 19 *παρὰ* Y, corr. *Ben* 284 *BW* *ἀριαράθου* corr. ex *ἀριάθου* U*

πορεῖτο περὶ τῶν καθ' αὑτόν. διὸ καὶ πλεονάκις πέμ- 5
πων πρεσβευτὰς ἐβούλετο μαθεῖν τί δοὺς ἢ τί πράξας
δύναιτ' ἂν παραιτήσασθαι τὴν σφετέραν ἄγνοιαν. ὁ 6
δὲ στρατηγὸς τὰς μὲν παρὰ τῶν πόλεων πρεσβείας
5 πάσας ἐπαινέσας καὶ φιλανθρώπως ἀποδεξάμενος ἐξαπ-
έστειλε, τοῖς δὲ Γαλάταις ἀπεκρίθη διότι προσδεξά- 7
μενος Εὐμένη τὸν βασιλέα, τότε ποιήσεται τὰς πρὸς
αὐτοὺς συνθήκας. τοῖς δὲ περὶ Ἀριαράθην εἶπεν ἑξα-
κόσια τάλαντα δόντας τὴν εἰρήνην ἔχειν. πρὸς δὲ τὸν 8
10 Ἀντιόχου πρεσβευτὴν συνετάξατο μετὰ τῆς δυνάμεως
ἥξειν ἐπὶ τοὺς τῆς Παμφυλίας ὅρους, τά τε δισχίλια
τάλαντα καὶ πεντακόσια κομιούμενος καὶ τὸν σῖτον ὃν
ἔδει δοῦναι τοῖς στρατιώταις αὐτοῦ πρὸ τῶν συνθηκῶν
κατὰ τὰς πρὸς Λεύκιον ὁμολογίας. μετὰ δὲ ταῦτα κα- 9
15 θαρμὸν ποιησάμενος τῆς δυνάμεως, καὶ τῆς ὥρας παρα-
διδούσης, παραλαβὼν Ἄτταλον ἀνέζευξεν καὶ παραγενό-
μενος εἰς Ἀπάμειαν ὀγδοαῖος ἐπέμεινε τρεῖς ἡμέρας,
κατὰ δὲ τὴν τετάρτην ἀναζεύξας προῆγε, χρώμενος ἐνερ-
γοῖς ταῖς πορείαις. ἀφικόμενος δὲ τριταῖος εἰς τὸν συν- 10
20 ταχθέντα τόπον τοῖς περὶ Ἀντίοχον, αὐτοῦ κατεστρατο-
πέδευσε. συμμιξάντων δὲ τῶν περὶ τὸν Μουσαῖον καὶ 11
παρακαλούντων αὐτὸν ἐπιμεῖναι, διότι καθυστεροῦσιν
αἵ θ' ἅμαξαι καὶ τὰ κτήνη τὰ παρακομίζοντα τὸν [947
1081] σῖτον καὶ τὰ χρήματα, πεισθεὶς τούτοις ἐπέμεινε

1 αὑτὸν ex αὐτὸν X *Ur*, αὐτὸν Y, v. ad p. 9, 23
2 ἐβούλετο Y ante *Ur*, ἐβουλεύετο U* 3 παραστήσασθαι Y *Ur*, παραρήσασθαι O, corr. *Ca* 839 4 πόλεων *Ur* pro πολεμίων 7 εὐμενῆ Y, corr. *Ur* 8 περι ἀράθου (Y) (superscripto ἀρ in O), παρὰ ἀριαράθου *Ur* vulgo, corr. *BW* 10 ἀντίοχον O 12 φ̅ Y κομιουμένους Y, corr. *Ur* 13 αὑτοὺς Y, corr. Ernestus II 604 18 ἐν ἔργοις Y, ἐνέργοις *Ur*, corr. *Gro* 19 εἰς Y *Sch*, εἶδε U* *Ur* vulgo 20 αὐτοῦ Y *Sch*, (καὶ) αὐτοῦ *Ur* vulgo 24 ἐμέμεινε O

12 *τρεῖς ἡμέρας. τῆς δὲ χορηγίας ἐλθούσης τὸν μὲν σῖτον ἐμέτρησε ταῖς δυνάμεσι, τὰ δὲ χρήματα παραδούς τινι τῶν χιλιάρχων συνέταξεν παρακομίζειν εἰς Ἀπάμειαν.*

42 (44)] (22, 25) *Αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπ' Ἀντιόχου φρούραρχον οὔτε τὴν* 5 *φρουρὰν ἐξάγειν οὔτ' αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως,* 2 *ὥρμησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην. ἐγγίζοντος δ' αὐτοῦ τῇ πόλει, παρῆν ἀπαντῶν ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς, ἀξιῶν καὶ δεόμενος μὴ προκαταγινώσκειν* 3 *αὐτοῦ· ποιεῖν γὰρ ἕν τι τῶν καθηκόντων· παραλαβὼν* 10 *γὰρ ἐν πίστει παρ' Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἕως ἂν διασαφηθῇ πάλιν παρὰ τοῦ πιστεύσαντος τί δεῖ ποιεῖν· μέχρι δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν* 4 *αὐτῷ παρ' οὐδενὸς ἀποδεδηλῶσθαι. διόπερ ἠξίου τριάκονθ' ἡμέρας χάριν τοῦ διαπεμψάμενος ἐρέσθαι τὸν* 15 5 *βασιλέα τί δεῖ πράττειν. ὁ δὲ Γνάιος, θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα, συνεχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως· καὶ μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν.*

6 *Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ δέκα πρεσβευταὶ* 20 *καὶ [ὁ] βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θερείας ἐναρχομένης· καὶ δύ' ἡμέρας ἐκ τοῦ πλοῦ προσαναλαβόντες αὐτοὺς ἀνέβαινον εἰς τὴν Ἀπά-*

---

2 *ἐμέτρισε* Y, corr. *Ur* 3 *συνέταξεν* X *B W*, *συνέταξε* Y* vulgo 4 *πυθανόμενος* O 5 *καθεσταμένον* X ante *Ca* 839, *καθεστάμενον* Y, *καθϊστάμενον* U* *Ur* *φρούαρχον* X, corr. X[m] addito *ἴσως* 7 *ὥρμισε* O 8 *ἀπαντῶν* *B W* coll. Liv. 38, 37, 10, *ἀπ' αὐτῶν* Y, *ἀπ' αὐτῆς* *Ur* vulgo 10 *αὐτοῦ* Y, corr. *B W* *ποιεῖ* O *ἒν* O 13 *μέχρι* *Ur*, *μέτοχοι* Y, *μέτοχος* superscripto *οι* U* 14 *τριάκονθ'* *Ur* not. 49, 'fortasse' *Sch*, *λθ'* Y, *λθ* O vulgo ante *Be* 18 *πυνθάνεσθαι* Y ante *Ur*, *συνθάνεσθαι* U* 20 *ῑ* Y 21 *ὁ* del. *B W* Fleckeis. annal. 1889, 684 s. *κατέπλευσεν* O 22 *δύο* Y, corr. *Ben* 284 *B W* 23 *αὐτοὺς* Y, corr. *Be*

μειαν. ὁ δὲ Γνάιος, προσπεσούσης αὐτῷ τῆς τούτων 7
παρουσίας, Λεύκιον μὲν τὸν ἀδελφὸν μετὰ τετρακισχι-
λίων ἐξαπέστειλε πρὸς τοὺς Ὀροανδεῖς, πειθανάγκης
ἔχοντας διάθεσιν χάριν τοῦ κομίσασθαι τὰ προσοφει-
λόμενα τῶν ὁμολογηθέντων χρημάτων, αὐτὸς δὲ μετὰ 8
τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο, σπεύδων συνάψαι
τοῖς περὶ τὸν Εὐμένη. παραγενόμενος δ' εἰς τὴν Ἀπά- 9
μειαν καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς δέκα,
82] συνήδρευεν περὶ τῶν πραγμάτων. ἔδοξεν οὖν 10
αὐτοῖς κυρῶσαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὅρκια καὶ
τὰς συνθήκας, ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθε-
σθαι λόγον, ἀλλ' ἐξ αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι
τὰς διαλήψεις.

Ἦν δὲ τοιαύτη τις ἡ τῶν κατὰ μέρος [43 (45) 948
διάταξις· φιλίαν ὑπάρχειν Ἀντιόχῳ καὶ (22, 26)
Ῥωμαίοις εἰς ἅπαντα τὸν χρόνον ποιοῦντι τὰ κατὰ
τὰς συνθήκας. μὴ διιέναι βασιλέα Ἀντίοχον καὶ τοὺς 2
ὑποταττομένους διὰ τῆς αὐτῶν χώρας ἐπὶ Ῥωμαίους
καὶ τοὺς συμμάχους πολεμίους μηδὲ χορηγεῖν αὐτοῖς
μηδέν· ὁμοίως δὲ καὶ Ῥωμαίους καὶ τοὺς συμμάχους 3
ἐπ' Ἀντίοχον καὶ τοὺς ὑπ' ἐκεῖνον ταττομένους.
μὴ πολεμῆσαι δὲ Ἀντίοχον τοῖς ἐπὶ ταῖς νήσοις 4
μηδὲ τοῖς κατὰ τὴν Εὐρώπην. ἐκχωρείτω δὲ 5

2 λελύκιον O ante μετὰ add. καὶ Κόϊντον Μινούκιον (immo Μινύκιον) Θέρμον *Rei* 660, sed v. ad p. 85, 12
3 ὀρανδεῖς Y, ὀρανδεἶς O, corr. *Ur* 6 ἐπείγετο Y, corr. Didotiana 7 εὐμένη Y ante *Ur*, εὐμενῆ U* δὲ Y, corr. *Ben* 284 *BW* 8 ῑ Y 9 συνίδρευεν Y, συνέδρευε U*, συνήδρευε *Ur* vulgo, corr. *BW* 13 διαλύσεις Y, corr. *Na* 247 *Di* 15 s. Ἀντιόχῳ πρὸς Ῥωμαίους coni. *Na* 257 17 μὴ διιέναι (a διίημι derivandum) *Ur* not. 50 *Sch*, μὴ διιέναι δὲ Y, μὴ εἰδέναι δὲ O, μὴ διιέναι δὲ *Ur* 18 αὐτῶν Y, corr. *Be* ῥωμαίους Y ante *Ur*, ῥωμαίοις U* 19 χορηγεῖν Y ante *Ur*, χωρηγεῖν U* 20 τοὺς Y* *Ur*, τοῦ U*

6 *πόλεων καὶ χώρας * * *. μὴ ἐξαγέτω μηδὲν πλὴν τῶν ὅπλων ὧν φέρουσιν οἱ στρατιῶται· εἰ δέ τι τυγχάνουσιν ἀπενηνεγμένοι, καθιστάτωσαν πάλιν εἰς*
7 *τὰς αὐτὰς πόλεις. μηδ' ὑποδεχέσθωσαν τοὺς ἐκ τῆς Εὐμένους τοῦ βασιλέως μήτε στρατιώτας μήτ' ἄλλον* 5
8 *μηδένα. εἰ δέ τινες ἐξ ὧν ἀπολαμβάνουσιν οἱ Ῥωμαῖοι πόλεων μετὰ δυνάμεώς εἰσιν Ἀντιόχου, τούτους εἰς*
9 *Ἀπάμειαν ἀποκαταστησάτωσαν. τοῖς δὲ Ῥωμαίοις καὶ τοῖς συμμάχοις εἴ τινες εἶεν (ἐκ τῆς Ἀντιόχου βασιλείας), εἶναι τὴν ἐξουσίαν καὶ μένειν, εἰ βούλονται,* 10
10 *καὶ ἀποτρέχειν. τοὺς δὲ δούλους Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότω Ἀντίοχος καὶ οἱ ὑπ' αὐτὸν ταττόμενοι, καὶ τοὺς ἁλόντας καὶ τοὺς αὐτομολήσαντας, καὶ*
11 *εἴ τινα αἰχμάλωτόν ποθεν εἰλήφασιν. ἀποδότω δὲ Ἀν-*
1088] *τίοχος, ἐὰν ᾖ δυνατὸν αὐτῷ, καὶ Ἀννίβαν Ἀμίλκου* 15
Καρχηδόνιον καὶ Μνασίλοχον Ἀκαρνᾶνα (καὶ Θόαντα) Αἰτωλόν, (καὶ) Εὐβουλίδαν καὶ Φίλωνα Χαλκιδεῖς, καὶ
12 *τῶν Αἰτωλῶν ὅσοι κοινὰς εἰλήφασιν ἀρχάς, καὶ τοὺς ἐλέφαντας τοὺς ἐν Ἀπαμείᾳ πάντας, καὶ μηκέτι ἄλλους*
13 *ἐχέτω. ἀποδότω δὲ καὶ τὰς ναῦς τὰς μακρὰς καὶ τὰ* 20

---

1 * * *] lac. indicat *Ur* et conf. Liv. 38, 38, 4; v. Th. Mommsenum *Röm. Forsch.* II 527 ss. *ἐξαγέτω* Y (O ex *ἐξαγαγέτω*) *Hu*, *ἐξαγαγέτω* U* *Ur* vulgo *μὴ δὲ* O 4 *τοὺς* Y *BW*, *τοῦ* U*, *τῶν* *Ur* vulgo 5 *εὐμενοῦς* Y, corr. *Ur* 8 *ἀποκαταστησάτωσαν* Y ante *Sch* VII 477, *ἀποκαταστισάτωσαν* O, *ἀποκαταστήτωσαν* U* *Ur* *δὲ* *Rei* 661 pro *τε* 9 *εἴ* Y *Ur* not. 51, *οἵ* O *ἐκ τῆς ἀντιόχου βασιλείας* add. *Ur* coll. Liv. l. c. § 7 10 *εἰ* *Ur* pro *ἤ* 15 *ἀμιλίου* Y, corr. *Ur* 16 *μνασιλόχον* Y, *μνασιλόχου* O, corr *Ur* *καὶ θόαντα* add. *Ur* coll. 21, 17, 7 et Liv. l. c. § 18 17 *καὶ* add. *BW* coll. 21, 17, 7 *εὐβουλίδαν* U* *Ur*, *εὐβουλίδα* Y *καρκιδεῖς* X, *χαρκιδεῖς* Y, corr. *Ur* 18 s. *τοὺς ἐλέφαντας* *Ur* e Liv. l. c. § 8 pro *τούτους ἐκπλεύσαντας* 19 *τοὺς ἐν Ἀπαμείᾳ* a Liv. omissa inducit Drakenborchius *Hu*

ἐκ τούτων ἄρμενα καὶ τὰ σκεύη, καὶ μηκέτι ἐχέτω πλὴν
δέκα καταφράκτων· μηδὲ (λέμβον πλείοσι) τριάκοντα
κωπῶν ἐχέτω ἐλαυνόμενον, μηδὲ μονήρη πολέμου ἕνε-
κεν, (οὗ) αὐτὸς κατάρχει. μηδὲ πλεῖτωσαν ἐπὶ τάδε 14
5 τοῦ Καλυκάδνου (καὶ Σαρπηδονίου) ἀκρωτηρίου, εἰ μὴ
φόρους ἢ πρέσβεις ἢ ὁμήρους ἄγοιεν. μὴ ἐξέστω δὲ 15
Ἀντιόχῳ μηδὲ ξενολογεῖν ἐκ τῆς ὑπὸ Ῥωμαίους ταττο-
μένης μηδ' ὑποδέχεσθαι τοὺς φεύγοντας. ὅσαι δὲ οἰκίαι 16
Ῥοδίων ἢ τῶν συμμάχων ἦσαν ἐν τῇ ὑπὸ βασιλέα [949
10 Ἀντίοχον ταττομένῃ ταύτας εἶναι Ῥοδίων, ὡς καὶ πρὸ
τοῦ (τὸν πόλεμον) ἐξενεγκεῖν. καὶ εἴ τι χρῆμα ὀφείλετ' 17
αὐτοῖς, ὁμοίως ἔστω πράξιμον· καὶ εἴ τι ἀπελήφθη ἀπ'
αὐτῶν, ἀναζητηθὲν ἀποδοθήτω. ἀτελῆ δὲ ὁμοίως (ὡς)
καὶ πρὸ τοῦ πολέμου τὰ πρὸς τοὺς Ῥοδίους ὑπαρχέτω.
15 εἰ δέ τινας τῶν πόλεων, ἃς ἀποδοῦναι δεῖ Ἀντίοχον, 18
ἑτέροις δέδωκεν Ἀντίοχος, ἐξαγέτω καὶ ἐκ τούτων τὰς
φρουρὰς καὶ τοὺς ἄνδρας. ἐὰν δέ τινες ὕστερον ἀπο-

---

1 *ἐχέτω* Y ante *Ur*, *ἐρχέτω* U* 2 *ῑ* Y *λέμβον πλείοσι* add. Mommsenus l. c. p. 533 2. 3 *τριάκοντα κωπῶν* idem pro *τριακοντόκωπον* 3 *μηδὲ μονήρη* Tillmanns l. c. 59, *μὴ δ' αὐτὸ* Y, *μὴ δὲ* O, *μὴ δ' ἄφρακτον* coni. *BW* 4 *οὗ* add. *Ur* *κατάρχει* Y *Sch*, *κατάρχῃ* *Ur* vulgo 5 *καλυκάδμου* Y, corr. *Ur* not. 51 *Ca* 842 *καὶ Σαρπηδόνος* add. *Rei* 663, *καὶ Σαρπηδονίου* *Sch* coll. Liv. l. c. § 9 et App. Syr. 39; v. E. Meyerum *Rhein. Mus.* 1881, 125 s. *ἀκροτηρίου* O *εἰ* Y ante *Ur*, *ἢ* U* 8 *ὑποδεχέσθω* Y, corr. *Rei* 663 *BW* *οἰκίαι* *Ur* pro *οἰκείαι* 11 *τὸν πόλεμον* add. *Ur* *ἐξήνεγκαν* Y *Ur*, *ἐξενέγκαι* vel *ἐξενεγκεῖν* *Kei* 663, *ἐξενεγκεῖν* *Sch*, *ἐξενέγκαι* *Hu*; v. 3,27,5; 28,2. 4,36,1 et 6. 11, 24*,3. 15,18,1. 7 et Iacobyum *Philol. Anzeig.* 1874, 25 *ὀφείλετ'* Y *Ur*, *ὀφείλετο* *Sch*, *ὠφείλετο* Didotiana, *ὠφείλετ'* *Di*, *debentur* Liv. l. c. § 11 12 *ἔσται* Y, corr. *Na* 355 e Liv. l. c. *BW* *ἀπελήφθη* X ante *Ur*, *ἀπελείφθη* Y *Rei* 663 *Di*, *ablatum est* Liv. l. c. *ἀπ'* *Ur*, *ἐπ'* Y, *ὑπ'* *Sch* VII 481 *Di* 13 *ἀναζητηθῆναι* O, corr. O[m] *ὡς* add. *Rei* 663 *Sch*

19 *τρέχειν βούλωνται, μὴ προσδεχέσθω. ἀργυρίου δὲ δότω*
Ἀντίοχος Ἀττικοῦ Ῥωμαίοις ἀρίστου τάλαντα μύρια
1084] *δισχίλια ἐν ἔτεσι δώδεκα, διδοὺς καθ' ἕκαστον*
ἔτος χίλια· μὴ ἔλαττον δ' ἑλκέτω τὸ τάλαντον λιτρῶν
Ῥωμαϊκῶν ὀγδοήκοντα· καὶ μοδίους σίτου πεντηκοντα- 5
20 *κισμυρίους καὶ τετρακισμυρίους. (δότω δὲ Εὐμένει τῷ*
βασιλεῖ τάλαντα) τριακόσια πεντήκοντα ἐν ἔτεσι τοῖς
πρώτοις πέντε, (ἑβδομήκοντα) κατὰ τὸ ἔτος, τῷ ἐπι-
*βαλλομένῳ * καιρῷ, (ᾧ) καὶ τοῖς Ῥωμαίοις ἀποδίδωσι,*
21 *καὶ τοῦ σίτου, καθὼς ἐτίμησεν ὁ βασιλεὺς Ἀντίοχος,* 10
τάλαντα ἑκατὸν εἴκοσιν ἑπτὰ καὶ δραχμὰς χιλίας δια-
κοσίας ὀκτώ· ἃ συνεχώρησεν Εὐμένης λαβεῖν, γάζαν
22 *εὐαρεστουμένην ἑαυτῷ. ὁμήρους δὲ (εἴκοσι) διδότω*
Ἀντίοχος, δι' ἐτῶν τριῶν ἄλλους ἀνταποστέλλων, μὴ
νεωτέρους ἐτῶν ὀκτωκαίδεκα μηδὲ πρεσβυτέρους τεττα- 15
23 *ράκοντα πέντε. ἐὰν δέ τι διαφωνήσῃ τῶν ἀποδιδομένων*

---

1 *βούλονται* Y, corr. *Ur* *προσδέχεσθαι* Y, corr. *Sch* 3 *ἔτεσιν ιβ* Y 4 ad *τάλαντον* add. X[m]: *ὅρα πόσον ἐστὶν τὸ τάλαντον* 5 *π* Y *μοδίους BW*, *μεδίμνους Hu*, *μεδίμνων* Mommsenus l. c., *τοῦ* Y 5. 6 *πεντηκοντακισμυρίους καὶ τετρακισμυρίους BW*, *φ καὶ μ* Y, *φ καὶ μ Sch*, *ϑ. Εὐμένει Hu*, M. *Εὐμένει* Mommsenus l. c. 6. 7 *δότω δὲ εὐμένει τῷ βασιλεῖ τάλαντα* add. *Ur* not. 52 e Liv. l. c. §14 7 *τνϑ* Y, *τν'* corr. *Sch* e Livio, *διακόσια πεντήκοντα Di*, *τριακόσια πεντήκοντ'* coni. *BW*, videtur enim librarius pro apostropho posuisse *ϑ* 8 *ε* Y *ἑβδομήκοντα* add. *Sch* e Livio 8 *τῷ* — 9 *ἀποδίδωσι* inducit *Hu* 8. 9 *τῷ ἐπιβαλλομένῳ καιρῷ* Y, post *καιρῷ* punctum ponit *Ur*, del. *Ca* 843, *καταβάλλων ἐν ᾧ καιρῷ* Wilamowitzius apud Mommsenum l. c. 536 ann. 25 9 *ᾧ* add. *Sch* *ῥωμαίοις ἀποδίδωσι* Y *Sch*, *ῥωμ. ἀποδότω Ur*, *ῥωμαίοις. ἀποδότω δὲ Ur* not. 52, *ῥωμαίοις. ἀποδότω Ca* 843 vulgo 10 (*ἀντὶ*) *τοῦ* Wilamowitzius l. c., sed v. *Sch* VII 484 11 *ρκζ* Y *Ca* 843, *ρκξ* U* *Ur* 11 s. *χιλίας σ ὀκτώ* Y, *χιλίας σος'* Wilamowitzius l. c 12 *ἃ Ur*, *οὓς* Y, del. Wilamowitzius l. c. 13 *εἴκοσι* add *Sch* e Liv. l. c. § 15 15 *ιη* Y 15 s. *με* Y

χρημάτων, τῷ ἐχομένῳ ἔτει ἀποδότωσαν. ἂν δέ τινες 24
τῶν πόλεων ἢ τῶν ἐθνῶν, πρὸς ἃ γέγραπται μὴ πο-
λεμεῖν Ἀντίοχον, πρότεροι ἐκφέρωσι πόλεμον, ἐξέστω
πολεμεῖν Ἀντιόχῳ. τῶν δὲ ἐθνῶν καὶ πόλεων τούτων 25
5 μὴ ἐχέτω τὴν κυρίαν αὐτὸς μηδ' εἰς φιλίαν προσαγέσθω.
περὶ δὲ τῶν ἀδικημάτων τῶν πρὸς ἀλλήλους γινομένων 26
εἰς κρίσιν προκαλείσθωσαν. ἐὰν δέ τι θέλωσι πρὸς 27
τὰς συνθήκας ἀμφότεροι κοινῷ δόγματι προστεθῆναι ἢ
ἀφαιρεθῆναι ἀπ' αὐτῶν, ἐξέστω.

10 Τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις, εὐθέως [44 (46)
ὁ στρατηγὸς Κόιντον Μινύκιον Θέρμον καὶ Λεύ- (22, 26, 28)
κιον τὸν ἀδελφόν, ἄρτι κεκομικότα τὰ χρήματα παρὰ [950
1085] τῶν Ὀροανδέων, εἰς Συρίαν ἐξαπέστειλε, συντάξας 2
κομίζεσθαι τοὺς |ὅρκους παρὰ τοῦ βασιλέως καὶ δια-
15 βεβαιώσασθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν συνθηκῶν. πρὸς 3
δὲ Κόιντον Φάβιον τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν
ἐξέπεμψε γραμματοφόρους, κελεύων πάλιν πλεῖν αὐτὸν
εἰς Πάταρα καὶ παραλαβόντα τὰς ὑπαρχούσας αὐτόθι
ναῦς διαπρῆσαι. —

20 Μάλιος ὁ ἀνθύπατος τριακόσια τάλαντα [45 (47) 951
πραξάμενος παρ' Ἀριαράθου φίλον αὐτὸν ἐποιήσατο
Ῥωμαίων. —

---

5 *κυρείαν* esse Polybianum contendunt Fraenkelius *Perg. Inschr.* I 151 et O. Glaser l. c. 73, sed v. *Hu*² praef. II, 6 *αὐτοὶ* O 7 *προσκαλείσθωσαν* (Y), corr. *Ur* not. 52 9 *ἀπ'* Y Ernestus, *ἐπ'* *Ur* vulgo 11 *μένιον* Y, *μινούκιον* *Ur* e Liv. 38, 39, 1, corr. *BW* coll. 3, 87, 9 *θερμὸν* Y, corr. *Ur* 12 *κεκομικότας* Y, corr. *Ur* not. 53 e Liv. l. c. *BW*, v. ad p. 81, 2 13 *τὸν ὀρόαν* Y, corr. *Ur* 16 *τὸν*] *τοῦ* O 17 *πάλιν* inducit *Di* 19 *διαπρῖσαι* Cobetus *Mnemos.* 1881, 209, sed v. Liv. l. c. et *Rei* 665 **20—22 Suid. v. πραξάμενος**; Pol. fragmentum agnovit coll. Liv. 38, 39, 6 et huc rettulit *Sch* V 41 s. 20 *Μάλλιος* Suid., corr. *BW* coll. 1, 26, 11; 39, 15. 2, 31, 8. 3, 40, 11 21 *παρὰ* Suid., corr. *BW*

46 (48)] (22, 27) Ὅτι *κατὰ τὴν Ἀπάμειαν οἵ τε δέκα καὶ Γνάιος* [950 *ὁ στρατηγὸς τῶν Ῥωμαίων, διακούσαντες πάντων τῶν ἀπηντηκότων, τοῖς μὲν περὶ χώρας ἢ χρημάτων ἤ τινος ἑτέρου διαφερομένοις πόλεις ἀπέδωκαν ὁμολογουμένας ἀμφοτέροις, ἐν αἷς διακριθήσονται περὶ τῶν ἀμφισβη-* 5 *τουμένων· τὴν δὲ περὶ τῶν ὅλων ἐποιήσαντο διάληψιν* 2 *τοιαύτην. ὅσαι μὲν τῶν αὐτονόμων πόλεων πρότερον ὑπετέλουν Ἀντιόχῳ φόρον, τότε δὲ διεφύλαξαν τὴν πρὸς Ῥωμαίους πίστιν, ταύτας μὲν ἀπέλυσαν τῶν φόρων· ὅσαι δ' Ἀττάλῳ σύνταξιν ἐτέλουν, ταύταις ἐπέταξαν* 10 3 *τὸν αὐτὸν Εὐμένει διδόναι φόρον. εἰ δέ τινες ἀποστᾶσαι τῆς Ῥωμαίων φιλίας Ἀντιόχῳ συνεπολέμουν, ταύτας ἐκέλευσαν Εὐμένει διδόναι τοὺς Ἀντιόχῳ δια-* 4 *τεταγμένους φόρους.* (*Κολοφωνίους*) *δὲ τοὺς τὸ Νότιον οἰκοῦντας καὶ Κυμαίους καὶ Μυλασεῖς ἀφορολογήτους* 15 5 *ἀφῆκαν, Κλαζομενίοις δὲ καὶ δωρεὰν προσέθηκαν τὴν Δρυμοῦσσαν καλουμένην νῆσον, Μιλησίοις δὲ τὴν ἱερὰν χώραν ἀποκατέστησαν, ἧς διὰ τοὺς πολέμους πρότερον* 6 *ἐξεχώρησαν. Χίους δὲ καὶ Σμυρναίους, ἔτι δ' Ἐρυ-* 1086] *θραίους, ἔν τε τοῖς ἄλλοις προῆγον καὶ χώραν* 20 *προσένειμαν, ἧς ἕκαστοι κατὰ τὸ παρὸν ἐπεθύμουν καὶ*

1—88, 5 X 79u—81u, O 157u—158u, U* 156—158 (U* 158 desin. § 5: *προτερον ἐξε*) et U* 1—3 (U* 1 incipit § 5 *πρότερον ἐξεχώρησαν*, v. *BW* IV cap. I 2), *Ur* XXXVI; v. Liv. 38, 39, 7—17, *Ni* 209 5 *ἀμφοτέρους* O 9 *τὸν φόρον* Y, corr. *Ur* 10 *ταύταις* Y ante *Rei* 665 *Sch*, *ταύτας* U* *Ur* *ἐπάταξαν* Y, *ὑπέταξαν* *Ur*, corr. *Ur* not. 53 *Ca* 844 14 (*κολοφωνίους*) *δὲ τοὺς* *Ur* ex Liv. l. c. § 8, *τοὺς δὲ* Y 15 *κουμαίους* Y, corr. *Ur* *μυλασσεῖς* X *Ur*, *μαλασσεῖς* U*, *κολασσεῖς* Y, corr. *Sch* 16 *δηρεὰν* O 17 *δρόμουσσαν* Y, corr. *Ur* not. 54 *Ca* 844 *μιλήσιοι* Y, corr. *Ur* 18 *ἀπεκατέστησαν* Y, corr. *Ur* not. 54 *Ca* 844 *πολέμους* *Sch* pro *πολεμίους* 19 post *ἐξεχώρησαν* excidisse ea quae Liv. l. c. § 10 tradit, coni. *Sch* (v. *Rei* 665); sed v. Mommsenum l. c. p. 538 *δὲ* om. O

σφίσι καθήκειν ὑπελάμβανον, ἐντρεπόμενοι τὴν εὔνοιαν
καὶ σπουδήν, ἣν παρέσχηντο κατὰ τὸν πόλεμον αὐτοῖς.
ἀπέδωκαν δὲ καὶ Φωκαιεῦσι τὸ πάτριον πολίτευμα καὶ 7
τὴν χώραν, ἣν καὶ πρότερον εἶχον. μετὰ δὲ ταῦτα 8
5 *Ῥοδίοις ἐχρημάτισαν, διδόντες Λυκίαν καὶ Καρίας τὰ*
μέχρι Μαιάνδρου ποταμοῦ πλὴν Τελμεσσοῦ. περὶ δὲ 9
τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς
πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν [951
ἐποιήσαντο καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέ-
10 *θηκαν Χερρόνησον καὶ Λυσιμάχειαν καὶ τὰ προσοροῦντα*
τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν· τῆς 10
δ' Ἀσίας Φρυγίαν τὴν ἐφ' Ἑλλησπόντου, Φρυγίαν τὴν
μεγάλην, Μυσούς, οὓς (Προυσίας) πρότερον αὐτοῦ
παρεσπάσατο, Λυκαονίαν, Μιλυάδα, Λυδίαν, Τράλλεις,
15 *Ἔφεσον, Τελμεσσόν. ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει* 11
τὰς δωρεάς· περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν
εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν (δὲ)
παρ' Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες

---

2 *παρέσχειντο* superscripto *οιν* X, *παρέσχοιντο* Y, *παρέσχοις τὸ* O, *παρέχοιντο Ur* vulgo, *παρείχοντο* vel *παρέσχοντο Rei* 665, corr. *Be*, v. 21, 3, 2 3 *φωκαιεῦσι* Y *Ur* not. 54 *Ca* 844, *φωκεῦσι Ur* 5 *Λυκίας Rei* l. c. *Sch* *καρίαν* Y (bis in X), corr. *Rei* 665 *Sch* 6 *μεάνδρου* Y, corr. *Ur* *τελμεσσοῦ* Y *BW*, *Τελμισσοῦ Ca* 845 vulgo, v. Liv. l. c. § 13 et Dittenbergerum syll.[2] n. 641, 7 et 37 7 *εὐμενοῦς* O 8 *συνθήκας* X, corr. X[m] addito *ἴσως* 10 *λυσιμαχίαν* Y *Ur*, corr. *Ur* not. 54 *Be* *προσοροῦντα*] *προροῦν* O 11 *τούτοις* Y ante *Ur*, *τούτους* U* *ἐπῆρχεν* Y *Be*, *ἐπῆρχε Ur* 12 *ἐλλήσποντον* Y, corr. *Sch* 13 s. (*Προυσίας*) *πρότερον αὐτοῦ παρεσπάσατο* E. Schulzius *Rhein. Mus.* 1868, 78 coll. Drakenborchii annotatione ad Liv. 38, 39, 15 *BW*, *Προυσίας ὁ βασιλεὺς προεσφετερίσατο* coni. *Hu*, *πρότερον αὐτὸς παρεσκευάσατο* Y *Ur* vulgo 14 *μιλυάδα* ex *μιλιάδα* U* *λοιδίαν* et *λϋδίαν* per dittogr. X, *λουδίαν* O 15 *τελμισσόν* Y, corr. *BW*, v. ad p. 87, 6 *εὐμενεῖ* Y, *εὐμενῆ* O, corr. *Ur* 16 *παμφυλίας* ex *παμφυλίαν* X 17 *δὲ* add. *Ur*

12 *ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον. σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων, ἀναζεύξαντες προῆγον ἐφ' Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλίσασθαι.* — 5

47 (49)] (Ὅ)τι *τῶν Ῥωμαίων κατὰ τὴν ἐπάνοδον παρὰ* [921 *τῶν Θρᾳκῶν πολλὰ δεινὰ* .... | *ναρ* .. *Ῥωμαίων στρατιω* .... | .. .... *οὐκ ἂν φήσειε κα* ....

1087] .. | *εὐμαρὲς φυλα* ... *δι* .... 10 .... | *ἂν περὶ τὰς ἰδίας* .... *βαιν* ... . | .. *εστιν* ..... *ν* ..... *ησαμενουσ* ... ... *ν* .... | . *εναιρομ* .. *ν* .. *ς πράξεις* ... . |

---

1 *τὴν* Y *Sch*, om. U* *Ur* vulgo *δὲ* Y ante *Ca* 845, *τε* U* *Ur* 3 *προῆγον* Y ante *Ur*, *προῆγεν* U* 6—14 M 62, 6—19 *Hey*; v. Liv. 38, 40 s. 6 *Ὅτι* legit *Hey* 7 *πολὺ δειν* legit *Hey*, *πολλοῦ δεῖν* *Hey*, *πολλὰ δεινὰ παθόντων* coni. *Hu*, *πολλὰ δεινα* legit *Bo* *ἀ*|*ναγκαίους* legit *Hey* 8 post *Ῥωμαίων* nihil perspexit *Hey* 9 *οὐκ ἂν φήσειε* legit *Hey*, *ου . αν φησειε* *Bo* *κακῶς* legit *Hey* 10 *φυλακὴν* ... *ἅμα* ...... *δυσχερὲς* ... *γὰρ μόνον ἐφ' ἃς*| legit *Hey*, *δυσχερεῖς χρὴ γὰρ μόνον* (*λέγειν*), *ἐφ' ἃς ἂν* vel *δυσχερείας γὰρ μόνον ἔφασαν* coni. *Hey* 11—13 *περὶ τοὺς ἰδιωτικοὺς ἀνθρώπους τοῦτο συμβαῖνον* .. *αἷς πολλαπλασί*| *ους ἔστιν εὑρεῖν τοὺς* ... *ησαμένους* .... *εαν τῶν φ* ....| legit *Hey*, v. *Zeitschr. f. Alt. Wiss.* 1847, 328 13 |...... *καὶ τὰς πράξεις* legit *Hey* 14 Ii sex versus, qui in M sequuntur, ita sunt obscurati, ut Heysius nihil enucleare potuerit, nisi *εὐλογίαις* in versu extremo fere secundo, Boissevainius in eodem versu exeunte perspexerit *ς*. Quae cum ita sint, significari non potest, quo loco hoc excerptum desinat et insequens (22, 16) incipiat.

FRAGMENTA LIBRI XXII.

Quae ex Polybii libro XXII. excerpenda et titulo Constantiniano περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους sint inserenda.

Ὅτι κατὰ τὴν ὀγδόην καὶ μ' ὀλυμπιάδα πρὸς ταῖς ρ' [1 955 πρεσβειῶν παρουσίαι ἐγένοντο πρὸς Ῥωμαίους παρὰ (23, 4)
5 Φιλίππου καὶ παρὰ τῶν προσορούντων τῇ Μακεδονίᾳ. τὰ δόξαντα τῇ συγκλήτῳ περὶ τῶν πρέσβεων.

Ὅτι κατὰ τὴν Ἑλλάδα Φιλίππου διαφορὰ πρὸς Θετταλοὺς 2 καὶ Περραιβοὺς περὶ τῶν πόλεων ὧν κατεῖχε Φίλιππος ἐκ τῶν Ἀντιοχικῶν καιρῶν τῆς Θετταλίας καὶ Περραιβίας. ἡ γενομένη 3
10 δικαιολογία περὶ τούτων ἐπὶ Κοΐντου Καικιλίου περὶ τὰ Τέμπη. τὰ κριθέντα διὰ (τῶν περὶ) τὸν Καικίλιον.

Κρίσις ἄλλη περὶ τῶν ἐπὶ Θρᾴκης πόλεων Φιλίππῳ πρὸς 4 τοὺς παρ' Εὐμένους πρεσβευτὰς καὶ τοὺς ἐκ Μαρωνείας φυγάδας,

---

3—90, 16 X 81ᵘ—82ᵘ, O 158ᵘ—159ᵘ, U* 3—5. Ea ex O primus edidit *Sch*; v. *Sch* VII 498, *Ni* 4 3—6] v. cap. 6
4 πρεσβευτῶν vel πρέσβεων coni. *Ur* in U* παρουσίαις O, παρουσίας U* 5 παρὰ ante τῶν om. *Sch*, add. Y *Hu*
7—90, 2] Ea in fragmentis Polybianis non servata aut ab eclogario omissa sunt aut in codice archetypo perierunt; v. *Sch* IV 253, *Ni* 223, Ern. Schulzium de excerpt. Constant. cet. Diss. inaug. Bonn. 1866, 16 ann. 1 et cf. Liv. 39, 24—29, Diod. 29, 16
7 Φιλίππῳ διαφορὰ ἐγένετο coni. *Sch* διαφορὰ Y ante *Sch*, διαφορᾷ O 8 περραιβίους Y, περρεβαίους O, corr. *Ur* in U* ante *Sch* 9 καιρῶν om. U* περραιβίας Y ante *Sch*, περρεβαίας O 10 κίντου O 11 τῶν περὶ add. de Boorius τὸν καικίλιον Y, τοῦ καικιλίου *Sch* vulgo
12—90, 2] v. 22, 11, 2 12 κρίσις Y *BW*, καὶ διαφορὰ (διαφ. compendio scriptum) O vulgo 13 παρ' Εὐμένους *Sch* pro πορευομένους ἐκ] ἐν U*

καὶ τὰ ῥηθέντα περὶ τούτων ἐν Θετταλονίκῃ καὶ τὰ δόξαντα τοῖς περὶ τὸν Καικίλιον.

5 *Ἡ γενομένη σφαγὴ διὰ Φιλίππου τοῦ βασιλέως ἐν Μαρωνείᾳ. παρουσία πρεσβευτῶν ἐκ Ῥώμης καὶ τὰ προσταχθέντα διὰ τούτων. αἰτίαι δι' ἃς ἐγένετο Ῥωμαίοις πρὸς Περσέα πόλεμος.* 5

1088 6] *Κατὰ τὴν Πελοπόννησον πρεσβευτῶν παρουσία παρά τε Πτολεμαίου τοῦ βασιλέως καὶ παρὰ Εὐμένους καὶ παρὰ* 7 *Σελεύκου. καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ὑπέρ τε τῆς πρὸς Πτολεμαῖον συμμαχίας καὶ τῶν δωρεῶν τῶν προτεινομένων* 10 8 *αὐτοῖς ὑπὸ τῶν προειρημένων βασιλέων. παρουσία Κοΐντου Καικιλίου καὶ μέμψις ὑπὲρ τῶν (κατὰ) Λακεδαίμονα διῳκημένων.*

9 *Ὡς Ἀρεὺς καὶ Ἀλκιβιάδης ὄντες τῶν ἀρχαίων φυγάδων ἐκ Λακεδαίμονος ἐπρέσβευσαν εἰς τὴν Ῥώμην καὶ κατηγορίαν* 15 *ἐποιήσαντο Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν.*

Quae ex Polybii libro XXII. excerpenda et titulo Constantiniano *περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς* sint inserenda.

2] (28, 5) *Ὅτι κατὰ τὴν ὀγδόην καὶ μ' ὀλυμπιάδα πρὸς ταῖς ρ' παρουσία ἐγένετο πρεσβευτῶν Ῥωμαίων εἰς Κλείτορα καὶ* 20 *σύνοδος τῶν Ἀχαιῶν. καὶ οἱ ῥηθέντες ὑπὸ ἀμφοτέρων λόγοι περὶ τῶν κατὰ Λακεδαίμονα πραγμάτων καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς. ταῦτα κεφαλαιωδῶς.*

---

1 *θετταλονίκῃ* Y ante *Sch*, *θετταλινίκῃ* superscripto *α* super prius *ι* O   3—6] v. cap. 13. 14. Hoc argumentum post § 9 huius capitis esse ponendum docuit *Sch*   3 ss. O[m] U*[m]: *περὶ πρεσβευτῶν*   4 *πραχθέντα* U*   5 *αἰτίαι* Y *Ur* in U*, *αἰτίας* U*   7—18] v. cap. 7—10   10 *πτολεμαῖον* Y ante *Sch*, *πτολεμαίου* O   12 *μέμψις* Y ante *Sch*, *μίψις* O   post *μέμψις* add. et del. *καὶ* X   *κατὰ* add. *Sch*   14—16] v. cap. 11. 12   16 *φιλιποίμενος* U*   19—23 V 77[u]s., W 53[r]s., N 83[u]s., U 321, *Ur* XLIII. Ea in fragmentis Polybianis non servata aut ab eclogario omissa sunt aut in codice archetypo perierunt; v. Liv. 39, 35, 5—37, *Ni* 224, 332   20 *κλείτονα* N   22 *λακεδαιμονίαν* N   *δόξατα* W

FRAGMENTA LIBRI XXII.

A. OLYMP. 147, 4.

RES GRAECIAE.

Ὅτι μετὰ τὴν ἐν τῷ Κομπασίῳ τῶν ἀνθρώπων [3 951
ἐπαναίρεσιν δυσαρεστήσαντές τινες τῶν ἐν τῇ Λα- (23, 1)
κεδαίμονι τοῖς γεγονόσι καὶ νομίσαντες ὑπὸ τοῦ Φι-
5 λοποίμενος ἅμα τὴν δύναμιν καὶ τὴν προστασίαν κατα-
λελύσθαι τὴν Λακεδαιμονίων, ἐλθόντες εἰς Ῥώμην
κατηγορίαν ἐποιήσαντο τῶν διῳκημένων καὶ τοῦ Φι-
λοποίμενος. καὶ τέλος ἐξεπορίσαντο γράμματα πρὸς 2
τοὺς Ἀχαιοὺς παρὰ Μάρκου Λεπέδου τοῦ μετὰ ταῦτα
10 γενηθέντος ἀρχιερέως, τότε δὲ τὴν ὕπατον ἀρχὴν
εἰληφότος· ὃς ἔγραφε τοῖς Ἀχαιοῖς, φάσκων οὐκ ὀρθῶς 3
αὐτοὺς κεχειρικέναι τὰ κατὰ τοὺς Λακεδαιμονίους.
ὧν πρεσβευόντων, εὐθέως ὁ Φιλοποίμην πρεσβευτὰς 4

2—92, 23 X 83r—84u, O 159u—160u, U* 5—8, *Ur* XXXVII; v. *Stei* 35 ss., *B W Beitr.* 3 ss. 3 λακεδαιμονία X, corr. Xm 4 φιλιποίμενος Y, corr. *Ur* 5 καὶ τὴν] καὶ O 6 τὴν *Ur*, τῆς Y Λακεδαιμονίων pro ῥωμαίων C. Wunderer coni. Polyb. Diss. inaug. Erl. 1885, 35 ss. *B W* 7 διῳκημένων ex διῳκειμένων O 8 ἐξεπορήσαντο Y, corr. *Ca* 845 9 λεπίδου Xm Y *Ur*, ἐλπιδίου X, ἐλλεπίδου O, corr. *B W*; v. Dittenbergerum *Hermes* 1872, 135 et *Di* Fleckeis. annal. 1869, 126 12 κε-χειρηκέναι Y, corr. *Ca* 845

1089] καταστήσας τοὺς περὶ Νικόδημον τὸν Ἠλεῖον
ἐξέπεμψεν εἰς τὴν Ῥώμην.
5 Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκε καὶ παρὰ Πτο- [952
λεμαίου πρεσβευτὴς Δημήτριος Ἀθηναῖος, ἀνανεωσό-
μενος τὴν προϋπάρχουσαν συμμαχίαν τῷ βασιλεῖ πρὸς 5
6 τὸ ἔθνος τῶν Ἀχαιῶν. (ὧν) προθύμως ἀναδεξαμένων
τὴν ἀνανέωσιν, κατεστάθησαν πρεσβευταὶ πρὸς Πτο-
λεμαῖον Λυκόρτας ὁ παρ' ἡμῶν πατὴρ καὶ Θεοδωρίδας
καὶ Ῥωσιτέλης Σικυώνιοι χάριν τοῦ δοῦναι τοὺς ὅρ-
κους ὑπὲρ τῶν Ἀχαιῶν καὶ λαβεῖν παρὰ τοῦ βασιλέως. 10
7 ἐγενήθη δέ τι κατὰ τὸν καιρὸν τοῦτον πάρεργον μὲν
ἴσως, ἄξιον δὲ μνήμης. μετὰ γὰρ τὸ συντελεσθῆναι
τὴν ἀνανέωσιν τῆς συμμαχίας, ὑπὲρ τῶν Ἀχαιῶν ὑπε-
8 δέξατο τὸν πρεσβευτὴν ὁ Φιλοποίμην· γενομένης δὲ
παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως, ἐπιβαλὼν 15
ὁ πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους ἐγκω-
μιάζων τὸν Πτολεμαῖον καί τινας ἀποδείξεις προ-
εφέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχερείας καὶ τόλ-
μης, ἑξῆς τε (τῆς) περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα
9 δυνάμεως καὶ τῆς ἐν τούτοις ἀσκήσεως. τελευταίῳ δ' 20
ἐχρήσατο μαρτυρίῳ πρὸς πίστιν τῶν εἰρημένων· ἔφη
γὰρ αὐτὸν κυνηγετοῦντα ταῦρον βαλεῖν ἀφ' ἵππου
μεσαγκύλῳ. —

---

1 post περὶ add. τὸν U* *Ur* vulgo, om. Y *Hu* ἠλεῖον Y, corr. Ernestus auctore *Ca* 846 3 ἧκε Y *Be*, ἧκεν *Ur* vulgo 6 ὧν add. *Ur* 8 ὁ παρ' Y *Sch*, ὅπερ *Ur* Ernestus, ὅσπερ *Ca* l. c. *Gro* ὁ παρ' ἡμῶν πατὴρ] ὁ πατὴρ ἡμῶν *Rei* 666, sed v. *Sch* VII 492 et G. Bernhardyum paralip. synt. gr. Hal. 1862, 10 9 Σωσιτέλης *Rei* l. c. *Di* σικώνιοι Y, σικώνιος O, corr. *Ur* 13 ὑπὲρ Y, ὑπὸ *Rei* 666, sed v. *BW Beitr.* 5 18 εὐχείριαν (sic) Y, εὐχέρειαν O, εὐχειρίας *Ur*, corr. *Hu* 19 τῆς add. *Ca* 846 22 ἀφ' *Hu* auctore *Sch*, ἐφ' Y *Ur* vulgo 23 Y[m] add.: ζήτει ἐν τῷ περὶ κυνηγίας

Ὅτι κατὰ τὴν Βοιωτίαν μετὰ τὸ συντελεσθῆναι [4
τὰς πρὸς Ἀντίοχον Ῥωμαίοις συνθήκας ἀποκοπεισῶν (23, 2)
τῶν ἐλπίδων πᾶσι τοῖς καινοτομεῖν ἐπιβαλλομένοις,
ἄλλην ἀρχὴν καὶ διάθεσιν ἐλάμβανον αἱ πολιτεῖαι. διὸ 2
5 *καὶ τῆς δικαιοδοσίας ἑλκομένης παρ' αὐτοῖς σχεδὸν ἐξ*
εἴκοσι καὶ πέντ' ἐτῶν, τότε λόγοι διεδίδοντο κατὰ τὰς
πόλεις, φασκόντων τινῶν διότι δεῖ γίνεσθαι διέξοδον
καὶ συντέλειαν τῶν πρὸς ἀλλήλους. πολλῆς δὲ περὶ 3
τούτων ἀμφισβητήσεως ὑπαρχούσης διὰ τὸ πλείους
10 *εἶναι τοὺς καχέκτας τῶν εὐπόρων, ἐγίνετό τι συν-*
1090] *έργημα τοῖς τὰ βέλτισθ' αἱρουμένοις ἐκ ταὐτομάτου*
τοιοῦτον. ὁ γὰρ Τίτος ἐν τῇ Ῥώμῃ πάλαι μὲν ἐσπού- 4
δαξε περὶ τοῦ καταπορευθῆναι τὸν Ζεύξιππον εἰς τὴν
Βοιωτίαν, ἅτε κεχρημένος αὐτῷ συνεργῷ πρὸς πολλὰ
15 *κατὰ τοὺς Ἀντιοχικοὺς καὶ Φιλιππικοὺς καιρούς. κατὰ* 5
δὲ τοὺς τότε χρόνους ἐξείργαστο γράψαι τὴν [958
σύγκλητον τοῖς Βοιωτοῖς διότι δεῖ κατάγειν Ζεύξιππον
καὶ τοὺς ἅμ' αὐτῷ φυγόντας εἰς τὴν οἰκείαν. ὧν 6
προσπεσόντων, δείσαντες οἱ Βοιωτοὶ μὴ κατελθόντων
20 *τῶν προειρημένων ἀποσπασθῶσιν ἀπὸ τῆς Μακεδόνων*
εὐνοίας, βουλόμενοι κατακηρυχθῆναι τὰς κρίσεις τὰς
κατὰ τῶν περὶ τὸν Ζεύξιππον, ἃς ἦσαν πρότερον

1—95, 15 X 84^{u}—87^{r}, O 160^{u}—162^{r}, U* 8—13, *Ur* XXXVIII; v. *Stei* 39, *BW Beitr.* 5 6 ε̄ Y, *πέντε Ur* vulgo, corr. *Ben* 285 *BW*, v. *Hu Philol.* 1859, 308 s. 10 *καχέκτας* Y ante *Ur*, *καλέκτας* U* *ἐγίνετο* Y *Hu* (v. *Hu E. Z.* XXIII 5), *ἐγένετο Ur* vulgo 11 *βέλτιστα* Y, corr. *Ben* 285 *BW*, v. *Hu Philol.* 1859, 307 12 *τῖτος* Y *Ur*, *τοιοῦτος* X, *τίτος* X^{m} ante *Sch* 13 *περὶ τὸ Na* 358 *Di*, sed v. Hewlettium *Americ. Journ. of Philol.* 1891, 444 14 *κεχρημένος* Y ante *Ur*, *κεχρημένους* U* 18 *ἀμφ' αὐτῷ* Y, *ἀμφ' αὐτῶν* O, corr. *Gro* not. 447 *οἰκείαν* Y ante *Ca* 847, *οἰκίαν Ur* 21 *κατακηρυχθῆναι* Y *Ur Sch*, *κατακυρωθῆναι Ca* 847 vulgo 22 *τῶν* Y ante *Ur*, *τὸν* U*

7 αὐτοῖς ἐπιγεγραμμένοι, * * * καὶ τούτῳ τῷ τρόπῳ τῶν
δικῶν μίαν μὲν αὐτῶν κατεδίκασαν ἱεροσυλίας, διότι
λεπίσαιεν τὴν τοῦ Διὸς τράπεζαν ἀργυρᾶν οὖσαν, μίαν
8 δὲ θανάτου διὰ τὸν Βραχύλλου φόνον. ταῦτα δὲ διοι-
κήσαντες οὐκέτι προσεῖχον τοῖς γραφομένοις, ἀλλ' ἔπεμ- 5
πον πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς περὶ Καλλίκριτον,
φάσκοντες οὐ δύνασθαι τὰ κατὰ τοὺς νόμους ᾠκονο-
9 μημένα παρ' αὐτοῖς ἄκυρα ποιεῖν. ἐν δὲ τοῖς καιροῖς
τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίππου πρὸς τὴν
σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν προαίρεσιν 10
ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς Ἀχαιούς,
10 κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν. οἱ
δ' Ἀχαιοὶ τοῦ μὲν (διὰ) στρατοπέδων ποιεῖσθαι τὴν
ἔφοδον ἀπέσχον, πρεσβευτὰς δὲ προεχειρίσαντο πέμπειν
τοὺς παρακαλέσοντας τοὺς Βοιωτοὺς τοῖς λεγομένοις 15
ὑπὸ τῶν Ῥωμαίων πειθαρχεῖν καὶ τὴν δικαιοδοσίαν,
καθάπερ καὶ τὴν ἐν αὐτοῖς, οὕτω καὶ τὴν πρὸς αὐ-
11 τοὺς ἐπὶ τέλος ἀγαγεῖν. συνέβαινε γὰρ καὶ τὰ πρὸς
τούτους συναλλάγματα παρέλκεσθαι πολὺν ἤδη χρόνον.
1091 12] ὧν διακούσαντες οἱ Βοιωτοί, στρατηγοῦντος Ἱπ- 20

---

1 αὐτοῖς Y *Sch*, αὐτοὶ *Ur* vulgo ἐπιγεγραμμένοι *Hu* auctore *Sch* pro ἔτι ὑπογεγρ. * * *] lac. indicat *Ca* 847 et suppl. *conventum instaurarunt. atque ita restitutis iudiciis, cognitio celebrata est accusationum Zeuxippi* 1. 2 τῶν δικῶν *Ur* pro κωδίκων 3 ἀργυρᾶν Y[a] *Sch*, ἀργυρὰν O *Ur* vulgo 7 οὐ Y ante *Ca* l. c., δὲ οὐ *Ur* 8 αὐτοῖς Y, corr. *Be* 10 (κατὰ) vel (περὶ) τῶν *Rei* 668 12 κατάγειν] κατὰ γῆν O οἰκείαν corr. ex οἰκίαν U* 13 δὲ Y, corr. *Ben* 285 *BW* τοῦ *Ur* pro τῶν διὰ add. *Ur* 14 ἔφοδον Y *Sch*, κάθοδον *Ur* vulgo προεχειρήσαντο O, προεχειρίσαντο ex προεχειρίσατο U* 15 παρακαλέσοντας Y ante *Ur*, παρακαλέσαντας U* 17 οὕτω Y *Ur* vulgo, οὕτῳ O unde οὕτως *Hu* πρὸς Y ante *Ur*, πρὸ U* 18 τέλος ex τέλους O 19 τούτους Y ante *Ur*, του̊τ U*

πίου παρ' αὐτοῖς, παραχρῆμα μὲν ὑπέσχοντο ποιήσειν
τὰ παρακαλούμενα, μετ' ὀλίγον δὲ πάντων ὠλιγώρησαν.
διόπερ ὁ Φιλοποίμην, Ἱππίου μὲν ἀποτεθειμένου τὴν 13
ἀρχήν, Ἀλκέτου δὲ παρειληφότος, ἀπέδωκε τοῖς αἰτου-
5 μένοις τὰ ῥύσια κατὰ τῶν Βοιωτῶν. ἐξ ὧν ἐγίνετο 14
καταρχὴ διαφορᾶς τοῖς ἔθνεσιν οὐκ εὐκαταφρόνητος.
παραυτίκα γὰρ ἔλαχε * * * τῶν Μυρρίχου θρεμμάτων 15
καὶ τοῦ Σίμωνος· καὶ περὶ ταῦτα γενομένης συμπλοκῆς,
οὐκέτι πολιτικῆς διαφορᾶς, ἀλλὰ πολεμικῆς ἔχθρας
10 ἐγένετο καταρχὴ καὶ προοίμιον. εἰ μὲν οὖν (ἡ) σύγ- 16
κλητος προσέθηκε τἀκόλουθον περὶ τῆς καθόδου |954
τῶν περὶ τὸν Ζεύξιππον, ταχέως ἂν ἐξεκαύθη πόλεμος·
νῦν δ' ἐκείνη τε παρεσιώπησεν, οἵ τε Μεγαρεῖς ἐπέ- 17
σχον τὰ ῥύσια, διαπρεσβευσαμένων * * * τοῖς συναλλάγ-
15 μασιν. —

Ὅτι ἐγένετο Λυκίοις διαφορὰ πρὸς Ῥοδίους διὰ [5 (23, 3)
τοιαύτας αἰτίας. καθ' οὓς καιροὺς οἱ δέκα διῴκουν 2
τὰ περὶ τὴν Ἀσίαν, τότε παρεγενήθησαν πρέσβεις, παρὰ
μὲν Ῥοδίων Θεαίδητος καὶ Φιλόφρων, ἀξιοῦντες αὐτοῖς
20 δοθῆναι τὰ κατὰ Λυκίαν καὶ Καρίαν χάριν τῆς εὐνοίας

---

2 ὀλιγώρησαν Y, corr. *Ca* 847 3 ἀποτιθεμένου Y, corr. *Rei* 668 *Be* 6 κατ' ἀρχῇ O, κατ' ἀρχὴν U*, corr. U*m addito γρ. 7 ἔλαχε Y *Sch*, ἔλαβε *Ur* vulgo, ἐπελάβοντο *Rei* 668, ἐλάβετο coni. *Sch* * * *] lac. indicat *Sch* Μυρίχου *Di* 8 σίμωνος U*s *Ur*, σίμονος Y 10 εἰ *Ur* pro ἡ ἡ add. *Ur* 12 πόλεως X, corr. Xm 13 δ' Y *Hu*, δὲ U* *Ur* vulgo 14 τὰ ῥύσια U*s *Ur*, ταρύσια X, τάῤῥύσια O * * *] lac. h. l. indicat *Sch*, post ῥύσια *Ca* 848, διαπρεσβευσάμενοι (πρὸς ἀμφοτέρους, καὶ τῶν Βοιωτῶν τὸ ἱκανὸν πεποιημένων) *Sch* 16—97, 7 X 87r—88u, O 162r—163r, U* 13—16, *Ur* XXXIX; v. *Stei* 39, *BW Beitr.* 5 19 θεαίτητος Y, corr. Ullrichius de Pol. fontibus Rhodiis cet. 78 coll. 29, 11, 2 *BW* αὐτοῖς Y, corr. *Be* 20 λυκίαν U*s *Ur*, λύκιαν Y καρύαν O

καὶ προθυμίας, ἣν παρέσχηνται σφίσι κατὰ τὸν Ἀντι-
3 οχικὸν πόλεμον· παρὰ δὲ τῶν Ἰλιέων ἧκον Ἵππαρχος
καὶ Σάτυρος, ἀξιοῦντες διὰ τὴν πρὸς αὐτοὺς οἰκειό-
τητα συγγνώμην δοθῆναι Λυκίοις τῶν ἡμαρτημένων.
4 ὧν οἱ δέκα διακούσαντες ἐπειράθησαν ἑκατέρων στοχά- 5
σασθαι κατὰ τὸ δυνατόν. διὰ μὲν γὰρ τοὺς Ἰλιεῖς
οὐθὲν ἐβουλεύσαντο περὶ αὐτῶν ἀνήκεστον, τοῖς δὲ
Ῥοδίοις χαριζόμενοι προσένειμαν ἐν δωρεᾷ τοὺς Λυ-
5 κίους. ἐκ ταύτης τῆς διαλήψεως ἐγενήθη στάσις καὶ
διαφορὰ τοῖς Λυκίοις πρὸς αὐτοὺς τοὺς Ῥοδίους οὐκ 10
6 εὐκαταφρόνητος. οἱ μὲν γὰρ Ἰλιεῖς ἐπιπορευόμενοι τὰς
πόλεις αὐτῶν ἀπήγγελλον ὅτι παρῄτηνται τὴν ὀργὴν
1092] τῶν Ῥωμαίων καὶ παραίτιοι γεγόνασιν αὐτοῖς τῆς
7 ἐλευθερίας· οἱ δὲ περὶ τὸν Θεαίδητον ἐποιήσαντο τὴν
ἀγγελίαν ἐν τῇ πατρίδι, φάσκοντες Λυκίαν καὶ Καρίας 15
(τὰ) μέχρι τοῦ Μαιάνδρου δεδόσθαι Ῥοδίοις ὑπὸ Ῥω-
8 μαίων ἐν δωρεᾷ. λοιπὸν οἱ μὲν Λύκιοι πρεσβεύοντες
ἧκον εἰς τὴν Ῥόδον ὑπὲρ συμμαχίας, οἱ δὲ Ῥόδιοι προ-
χειρισάμενοί τινας τῶν πολιτῶν ἐξαπέστελλον τοὺς δια-
τάξοντας ταῖς κατὰ Λυκίαν καὶ Καρίαν πόλεσιν ὡς 20
9 ἕκαστα δεῖ γενέσθαι. μεγάλης δ' οὔσης τῆς παραλ-
λαγῆς περὶ τὰς ἑκατέρων ὑπολήψεις, ἕως μέν τινος

---

1 *παρέσχηνται σφίσι* Y *Ur* vulgo ante *Sch*, *παρέσχηνταί σφισι* vulgo post *Sch* ante *BW*, v. 24, 9, 10   2 *ἰλιέων* Y ante *Ur*, *ἰλιώων* U*   3 *αὐτοὺς* Y, corr. *Be*   4 *λυκίοις* Y ante *Ca* 848, *λυκαίοις* *Ur*   7 *ἀνήκεστον* U*ˢ *Ur*, *ἀνίκεστον* Y, *ἀνείκεστον* O   10 *λυδίοις* X, corr. Xᵐ   10. 11 *οὐκ ἀν|καταφρόνητος* O   11 *ἰλιεῖς* O   14 *θεαίτητον* Y, corr. Ullrichius l. c. 78 *BW*, v. ad p. 95, 19   15 *λυκίας* Y, corr. *Ur* not. 55 *Be*   *καρύας* O   16 *τὰ* add. *Rei* ~~668~~ *Sch*   *μεάνδρου* Y, corr. *Ur*   20 *καρύαν* O   21 *μεγάλος δοὺξ, σπουδῆς τῆς παραλλαγῆς* O (v. de Boorium *Sitz.-Ber. d. preuß. Akad. d. Wiss. zu Berlin* IX [1902], 155)

οὐ πᾶσιν ἔκδηλος ἦν ἡ διαφορὰ τῶν προειρημένων·
ὡς δ' εἰσελθόντες εἰς τὴν ἐκκλησίαν οἱ Λύκιοι διελέ- 10
γοντο περὶ συμμαχίας, καὶ μετὰ τούτους Ποθίων ὁ
πρύτανις τῶν Ῥοδίων ἀναστὰς ἐφώτισε τὴν ἑκατέρων
5 *αἵρεσιν καὶ προσεπετίμησε τοῖς Λυκίοις *** πᾶν γὰρ*
ὑπομένειν ἔφασαν μᾶλλον ἢ ποιήσειν Ῥοδίοις τὸ προσ-
ταττόμενον.

B. OLYMP. 148, 1.

I. RES ITALIAE.

10 *Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἧκον εἰς τὴν* [6 (9)
Ῥώμην παρά τε τοῦ βασιλέως Εὐμένους πρεσβευ- (23, 6)
ταὶ διασαφοῦντες τὸν ἐξιδιασμὸν τοῦ Φιλίππου τῶν
ἐπὶ Θρᾴκης πόλεων, καὶ παρὰ Μαρωνειτῶν οἱ φυ- [2 956
γάδες κατηγοροῦντες καὶ τὴν αἰτίαν ἀναφέροντες τῆς
15 *αὐτῶν ἐκπτώσεως ἐπὶ τὸν Φίλιππον, ἅμα δὲ τούτοις* 3
1096] *Ἀθαμᾶνες, Περραιβοί, Θετταλοί, φάσκοντες κομί-*
ζεσθαι δεῖν αὐτοὺς τὰς πόλεις, ἃς παρείλετο Φίλιππος

---

2 *Λύκιοι Gro* not. 447 auctore *Ca* 848 pro *ῥόδιοι* 3 *περὶ ναυμαχίας. ἤτοι συμμαχίας* O 4 *πρόταvης* X *ἐφήτησε* Y, *ἐφοίτησεν* O, *ἐζήτησε Ur* vulgo, *ἐξήτασε Rei* 669, corr. *Sch* coll. 30, 8, 1; v. 28, 13, 10 et fragm. 236 5 ***] lac. indicat *Ca* 849, add. *Rei* 669 et *Sch*: *ἐξέφαινον οὗτοι τὴν ἑαυτῶν γνώμην* 6 *ὑπομένειν* Y *Ur* vulgo, *ὑπομενειν* (s. acc.) O, *ὑπομενεῖν* vulgo post *Be* 10—98, 11 X 88[u]—89[u], O 163[u]—164[r], U* 16—18, *Ur* ·XL; v. Liv. 39, 24, 6 ss., *Stei* 39, *BW Beitr.* 6; 22, 1, 1. Ante hoc excerptum est in O titulus *περὶ πρέσβεων ἐθνῶν πρὸς ῥωμαίους: — ἐκ τῆς πολυβίου ἱστορίας* 12 *ἐξοδιασμὸν* Y, corr. *Be* 13 *μαρωνίατῶν* Y, *μαρφυϊατῶν* O, *μαρωνιτῶν Ur*, corr. *Di*, v. Steph. Byz. p. 434, 14 14 *ἀνέφερον* O 15 *αὐτῶν* Y, corr. *Be* 16 *ἀθαμανὲς* Y, *ἀθαμανεῖς* O, corr. *Ur* *περραιγοὶ* Y, corr. *Ur* *φάσκονες* O 17 *αὐτοὺς* Y, corr. *Be* *πόλλεις* O

4 αὐτῶν κατὰ τὸν Ἀντιοχικὸν πόλεμον. ἧκον δὲ καὶ
παρὰ τοῦ Φιλίππου πρέσβεις πρὸς ἅπαντας τοὺς κατη-
5 γορήσαντας ἀπολογησόμενοι. γενομένων δὲ πλειόνων
λόγων πᾶσι τοῖς προειρημένοις πρὸς τοὺς παρὰ τοῦ
Φιλίππου πρεσβευτάς, ἔδοξε τῇ συγκλήτῳ παραυτίκα 5
καταστῆσαι πρεσβείαν τὴν ἐπισκεψομένην τὰ κατὰ τὸν
Φίλιππον καὶ παρέξουσαν ἀσφάλειαν τοῖς βουλομένοις
κατὰ πρόσωπον λέγειν τὸ φαινόμενον καὶ κατηγορεῖν
6 τοῦ βασιλέως. καὶ κατεστάθησαν οἱ περὶ τὸν Κόιντον
Καικίλιον καὶ Μάρκον Βαίβιον καὶ Τεβέριον Κλαύ- 10
διον. —

7 Συνέβαινε τοὺς Αἰνίους πάλαι μὲν στασιάζειν,
προσφάτως δ' ἀπονεύειν τοὺς μὲν πρὸς Εὐμένη, τοὺς
δὲ πρὸς Μακεδονίαν.

II. RES GRAECIAE. 15

7 (10)] (23, 7) Ὅτι κατὰ τὴν Πελοπόννησον ὡς μέν, ἔτι Φιλο-
ποίμενος στρατηγοῦντος, εἴς τε τὴν Ῥώμην ἐξαπέ-
στειλε πρεσβευτὰς τὸ τῶν Ἀχαιῶν ἔθνος ὑπὲρ τῆς Λακε-
δαιμονίων πόλεως πρός τε τὸν βασιλέα Πτολεμαῖον τοὺς

---

3 ἀπολογησάμενοι Y, corr. *Ur* 4 τοῦ om. O 7 παρώξουσαν O 9 οἱ περὶ Y ante *Ur*, ὑπὲρ U* 9 κόινντον X, corr. X[m] 10 τιβέριον Y*, corr. *BW*, v. *Di* Fleckeis. annal. 1869, 125 et Dittenbergerum *Hermes* 1872, 134 κλαύδιον Y *Di*, σεμπρώνιον *Ur* e Liv. 39, 24, 14 vulgo 12—14 Suid. v. ἀπονεύειν; Pol. fragmentum agnovit *Ur* 263, huc rettulit *Sch* 12 post Αἰνίους add. καὶ τοὺς Μαρωνίτας *Sch* 13 δὲ Suid., corr. *Ben* 285 *BW* εὐμενῆ Suid., corr. *Ur*. Post hoc excerptum fragmentum 157 secundum Maur. Muellerum (progr. gymn. Stendal. 1866, 21 s.) Liv. 39, 28, 2 conferentem esset inserendum, si re vera esset Polybianum; v. *BW Beitr.* 11 16—106, 12 X 89[u]—97[r], O 164[r]—168[u], U* 18—33, *Ur* XLI; v. Diod. 29, 17, *Stei* 39, *BW Beitr.* 6 16 ὡς μὲν Y *Sch*, del. *Ur* vulgo

ἀνανεωσομένους τὴν προϋπάρχουσαν αὐτῷ συμμαχίαν, ἐδηλώσαμεν, φησὶν ὁ Πολύβιος. κατὰ δὲ τὸν ἐνεστῶτα 2 χρόνον, Ἀρισταίνου στρατηγοῦντος, οἵ τε παρὰ Πτολεμαίου τοῦ βασιλέως (πρέσβεις ἧκον), ἐν Μεγάλῃ πόλει 5 τῆς συνόδου τῶν Ἀχαιῶν ὑπαρχούσης· ἐξαπεστάλκει δὲ 3 (καὶ πρὸς τούτοις) ὁ βασιλεὺς Εὐμένης πρεσβευτάς, ἐπαγγελλόμενος ἑκατὸν καὶ εἴκοσι τάλαντα δώσειν τοῖς 1097] Ἀχαιοῖς, ἐφ' ᾧ, δανειζομένων τούτων, ἐκ τῶν τόκων μισθοδοτεῖσθαι τὴν βουλὴν τῶν Ἀχαιῶν ἐπὶ ταῖς 10 κοιναῖς συνόδοις. ἧκον δὲ καὶ παρὰ Σελεύκου τοῦ 4 βασιλέως πρεσβευταί, τήν τε φιλίαν ἀνανεωσόμενοι καὶ δεκαναΐαν μακρῶν πλοίων ἐπαγγελλόμενοι δώσειν τοῖς Ἀχαιοῖς. ἐχούσης δὲ τῆς συνόδου πραγματικῶς, 5 πρῶτοι παρῆλθον οἱ περὶ Νικόδημον τὸν Ἠλεῖον [957 15 καὶ τούς τε ῥηθέντας ἐν τῇ συγκλήτῳ λόγους ὑφ' αὐτῶν ὑπὲρ τῆς τῶν Λακεδαιμονίων πόλεως διῆλθον τοῖς Ἀχαιοῖς καὶ τὰς ἀποκρίσεις ἀνέγνωσαν, ἐξ ὧν ἦν 6 λαμβάνειν ἐκδοχὴν ὅτι δυσαρεστοῦνται μὲν καὶ τῇ τῶν τειχῶν συντελέσει* καὶ τῇ καταλύσει *** τῶν ἐν τῷ

---

2 ἐλέσαμεν O φησὶν ὁ πολύβιος Y, del. *Ur* 3 ἀριστένου Y, corr. *Ur* 4 πρέσβεις ἧκον add. *Ur* not. 56 *Hu*, πρέσβεις ἦλθον add. *Ur* vulgo μεγαλοπόλει Y, corr. *Be* 6 καὶ πρὸς τούτοις add. *BW* (v. Fleckeis. annal. 1889, 684 s.), καὶ add. *Ur* vulgo 7 ρ̄ Y ἑκατὸν καὶ εἴκοσι] εἴκοσιν Diod. l. c. 8 δανιζομένων O τόκων Y ante *Ca* 850, νόμων U*, τόμων *Ur* 9 μισθοδοτεῖσθαι Y ante *Ur*, μισθοδωτεῖσθαι U* ἐπὶ Y ante *Ur*, ἐπὶ δὲ U* 13 τὴν σύνοδον Y, corr. *Ur* πραγματικὴν Y, corr. *Ur* 14 περὶ νικόνομον Y, περο̑νϊκόνομον O, corr. *Ur* ἦλησν X, ἥλιον O, ἴλιον U*, ἐλεῖον *Ur*, corr. *Ur* not. 56 *Ca* 850 15 τοὺς τηρηθέντας Y, corr. *Ur* αὐτῶν Y, corr. *Gro* 17 ἦν Y, corr. *Ur* 19 συντελέσει Y, καθαιρέσει *Ur* coll. Diod. 29, 17 vulgo ***] lac. indicat *Ca* 850, (τῆς πολιτείας, τῶν μὲν μετὰ βίας ἐξαχθέντων), τῶν (δ') ἐν τῷ κτλ. *BW*

Κομπασίῳ διαφθαρέντων, οὐ μὴν ἄκυρόν τι ποιεῖν.
7 οὐθενὸς δ' οὔτ' ἀντειπόντος οὔτε συνηγορήσαντος,
οὕτω πως παρεπέμφθη.

8 Μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρ' Εὐμένους πρέ-
σβεις καὶ τήν τε συμμαχίαν τὴν πατρικὴν ἀνενεώσαντο 5
καὶ τὴν ὑπὲρ τῶν χρημάτων ἐπαγγελίαν διεσάφησαν
9 τοῖς πολλοῖς. καὶ πλείω δὲ πρὸς ταύτας (τὰς) ὑπο-
θέσεις διαλεχθέντες καὶ μεγάλην εὔνοιαν καὶ φιλαν-
θρωπίαν τοῦ βασιλέως ἐμφήναντες πρὸς τὸ ἔθνος,
8 (11)] κατέπαυσαν τὸν λόγον. μεθ' οὓς Ἀπολλωνίδας ὁ 10
(23, 8) Σικυώνιος ἀναστὰς κατὰ μὲν τὸ πλῆθος τῶν διδο-
μένων χρημάτων ἀξίαν ἔφη τὴν δωρεὰν τῶν Ἀχαιῶν,
2 κατὰ δὲ τὴν προαίρεσιν τοῦ διδόντος καὶ τὴν χρείαν,
εἰς ἣν δίδοται, πασῶν αἰσχίστην καὶ παρανομωτάτην.
3 τῶν γὰρ νόμων κωλυόντων μηθένα μήτε (τῶν) ἰδιω- 15
τῶν μήτε τῶν ἀρχόντων παρὰ βασιλέως δῶρα λαμβά-
νειν κατὰ μηδ' ὁποίαν πρόφασιν, πάντας ἅμα δωρο-
δοκεῖσθαι προφανῶς, προσδεξαμένους τὰ χρήματα, πάν-
των εἶναι παρανομώτατον, πρὸς δὲ τούτοις αἴσχιστον
4 ὁμολογουμένως. τὸ γὰρ ὀψωνιάζεσθαι τὴν βουλὴν ὑπ' 20
1098] Εὐμένους καθ' ἕκαστον ἔτος καὶ βουλεύεσθαι περὶ
τῶν κοινῶν καταπεπωκότας οἱονεὶ δέλεαρ, πρόδηλον
5 ἔχειν τὴν αἰσχύνην καὶ τὴν βλάβην. νῦν μὲν γὰρ Εὐ-

---

1 τι *Ur* pro τε ποιοῦσιν *Rei* 670, ποιεῖν (ἐθέλουσιν) coni. *BW* 2 οὐθενὸς Y *Sch*, οὐθ' ἑνὸς *Ur*, οὐδενὸς *Ca* 850 vulgo et *Di* 3 οὕτῳ O, unde οὕτως *Hu* 4 ἐπῆλθον Y, ἐσῆλθον *Ur*, corr. *Ca* 850 εὐμενοῦς O 7 πλείους Y, corr. *Gro* τὰς add. *Be* secutus vestigia *Rei* 670 10 ἀπολλώνιος Y, corr. *Sch* coll. 22, 11, 6; 12, 1. 28, 6, 2 14 δίδονται Y, corr. *Rei* 670 *Sch* 15 μηθένα Y, O^m addito γρ', μηδένα O Ernestus *Di* τῶν add. *BW* ἰδιώτην coni. *Hu* 21 ante καθ' add. καὶ O 22 καταπεπτωκότας Y, corr. *Ur*
23 ἔχει O

μένῃ διδόναι χρήματα, μετὰ δὲ ταῦτα Προυσίαν δώσειν, καὶ πάλιν Σέλευκον. τῶν δὲ πραγμάτων ἐναντίαν φύσιν ἐχόντων τοῖς βασιλεῦσι καὶ ταῖς δημοκρατίαις, καὶ τῶν πλείστων καὶ μεγίστων διαβουλίων αἰεὶ 6
5 *γινομένων (περὶ τῶν) πρὸς τοὺς βασιλεῖς ἡμῖν διαφερόντων, φανερῶς ἀνάγκῃ δυεῖν θάτερον ἢ τὸ τῶν βασιλέων λυσιτελὲς ἐπίπροσθεν γίνεσθαι τοῦ (κατ') ἰδίαν συμφέροντος ἢ τούτου μὴ συμβαίνοντος ἀχαρίστους φαίνεσθαι πᾶσιν, ἀντιπράττοντας τοῖς αὐτῶν* 7 [958
10 *μισθοδόταις. διὸ μὴ μόνον ἀπείπασθαι παρεκάλει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ μισεῖν τὸν Εὐμένη διὰ τὴν ἐπίνοιαν τῆς δόσεως.* 8

Μετὰ δὲ τοῦτον ἀναστὰς Κάσσανδρος Αἰγινήτης ἀνέμνησε τοὺς Ἀχαιοὺς τῆς Αἰγινητῶν ἀκληρίας, ᾗ 9
15 *περιέπεσον διὰ τὸ μετὰ τῶν Ἀχαιῶν συμπολιτεύεσθαι, ὅτε Πόπλιος Σολπίκιος ἐπιπλεύσας τῷ στόλῳ πάντας ἐξηνδραποδίσατο τοὺς ταλαιπώρους Αἰγινήτας· ὑπὲρ ὧν διεσαφήσαμεν, τίνα τρόπον Αἰτωλοί, κύριοι γενόμενοι τῆς πόλεως κατὰ τὰς πρὸς Ῥωμαίους συνθήκας,* 10
20 *Ἀττάλῳ παραδοῖεν, τριάκοντα τάλαντα παρ' αὐτοῦ λα-*

---

1 *δώσειν* Y ante *Ur*, *σώσειν* U* 3 *τοῖς* O *Be*, *τοῖς τε* Y *Ur* vulgo *βασιλεῦσι* Y *Be*, *βασιλεῦσιν* *Ur* vulgo *ταῖς δημοκράταις* Y, corr. *Ur* 4 *διαβουλιῶν* Y, corr. *Ca* 851 *ἀεὶ* *Di* 5 *περὶ τῶν* add. *Ur* 6 *δυοῖν* Y, corr. *BW* Fleckeis. annal. 1884, 115 7. 8 (*κατ'*) *ἰδίαν* *BW*, *ἰδίᾳ* Y 9 *αὐτῶν* Y, corr. *Be* 10 *ἀπειπάσθαι* Y *Ur*, *ἀπειπᾶσθαι* O, corr. *Ca* 851 13 *πάσανδρος* Y, *πᾶσανδρος* O, *κάσανδρος* *Ur*, corr. *Di* 14 *αἰγινητῶν* Y ante *Ur*, *αἰγηνιτῶν* U* *ᾗ* *Ur* pro *ἢ* 16 *ὅτι* Y, *ὅτι τε* *Ur*, corr. *Rei* 670 *Sch* *πόπλιος* *Ur*, *τὸ πλῆθος* Y *σολπίκιος* Y *Di*, *σουλπίκιος* *Ur* vulgo 17 *ταλαιπώρους* U*ˢ *Ur*, *ταλαιπόρους* Y 18 *διεσαφήσαμεν*] libri noni vel decimi loco deperdito (v. 9, 42, 5), v. C. Muellerum, Aegineticorum liber, Berol. 1817, 192 19 post *συνθήκας* distinguit *Rei* 670 *Sch* commate post *πόλεως* deleto auctore *Ca* 851 20 *λ̄* Y

11 *βόντες. ταῦτ οὖν τιθεὶς τοῖς Ἀχαιοῖς πρὸ ὀφθαλμῶν ἠξίου τὸν Εὐμένη μὴ διάφορα προτείνοντα θηρεύειν τὴν τῶν Ἀχαιῶν εὔνοιαν, ἀλλὰ τὴν πόλιν ἀποδιδόντα τυγχάνειν πάντων τῶν φιλανθρώπων ἀναντιρρήτως.*
12 *τοὺς δ' Ἀχαιοὺς παρεκάλει μὴ δέχεσθαι τοιαύτας δω-* 5 *ρεάς, δι' ὧν φανήσονται καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀφαιρούμενοι τῆς Αἰγινητῶν σωτηρίας.*

13 *Τοιούτων δὲ γενομένων λόγων, ἐπὶ τοσοῦτον παρέστη τὸ πλῆθος ὥστε μὴ τολμῆσαι μηθένα συνειπεῖν τῷ βασιλεῖ, πάντας δὲ μετὰ κραυγῆς ἐκβαλεῖν τὴν προ-* 10
1099] *τεινομένην δωρεάν, καίτοι δοκούσης αὐτῆς ἔχειν τι δυσαντοφθάλμητον διὰ τὸ πλῆθος τῶν προτεινομένων χρημάτων.*

9 (12)] *Ἐπὶ δὲ τοῖς προειρημένοις εἰσήχθη τὸ περὶ* (23, 9) 2 *Πτολεμαίου διαβούλιον· ἐν ᾧ προκληθέντων τῶν* 15 *ἀποσταλέντων πρεσβευτῶν ὑπὸ τῶν Ἀχαιῶν πρὸς Πτολεμαῖον, προελθὼν Λυκόρτας μετὰ τῶν πρεσβευτῶν ἀπελογίσατο πρῶτον μὲν τίνα τρόπον καὶ δοῖεν καὶ*
3 *λάβοιεν τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας, εἶτα (δι)ότι κομίζοιεν δωρεὰν κοινῇ τοῖς Ἀχαιοῖς ἑξακισχίλια μὲν* 20 *ὅπλα χαλκᾶ πελταστικά, διακόσια δὲ τάλαντα νομί-*
4 *σματος ἐπισήμου χαλκοῦ· πρὸς δὲ τούτοις ἐπήνεσε τον βασιλέα καὶ βραχέα περὶ τῆς εὐνοίας αὐτοῦ καὶ προθυμίας τῆς εἰς τὸ ἔθνος εἰπὼν κατέστρεψε τὸν λόγον.*
5 *ἐφ' οἷς ἀναστὰς ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἀρίσταινος* [959

5 *δὲ* Y, corr. *Ben* 285 *BW* 6 *τὰς* O* *Ur*, *τοὺς* Y 9 *μηδένα* Ernestus *Di* 14 *εἰσῆχθαι* (Y), corr. *Ur* *περὶ* *Hu*, *παρὰ* Y, *παρὰ τοῦ* U* *Ur*, *περὶ τοῦ* *Sch* 18 *ἀπελογίσατο* O ante *Ca* 852, *ἀπελογήσατο* Y *Ur* 19 post *ὅρκους* add. Y *παρὰ τῶν ἀχαιῶν*, del. *Ur*, post *δοῖεν* transponit *Sch* *διότι* *Hu* comment. Fleckeis. 91 *BW*, *ὅτι* Y 21 *χαλκᾶ* Y* *Sch*, *χαλκὰ* U* *Ur* vulgo 22 *ἐπισίμου* Y, corr. *Ur* *ἐπαίνεσε* O 23 *βραχέα* *Ur*, *χαβρέα* Y

ἤρετο τόν τε παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴν καὶ
τοὺς ἐξαπεσταλμένους ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὴν ἀνα-
νέωσιν, ποίαν ἧκε συμμαχίαν ἀνανεωσάμενος. οὐδενὸς 6
δ' ἀποκρινομένου, πάντων δὲ διαλαλούντων πρὸς ἀλ-
5 λήλους, πλῆρες ἦν τὸ βουλευτήριον ἀπορίας. ἦν δὲ 7
τὸ ποιοῦν τὴν ἀλογίαν τοιοῦτον. οὐσῶν καὶ πλειόνων
συμμαχιῶν τοῖς Ἀχαιοῖς πρὸς τὴν Πτολεμαίου βασι-
λείαν, καὶ τούτων ἐχουσῶν μεγάλας διαφορὰς κατὰ
τὰς τῶν καιρῶν περιστάσεις, οὔθ' ὁ παρὰ τοῦ Πτολε- 8
10 μαίου πρεσβευτὴς οὐδεμίαν ἐποιήσατο διαστολήν, ὅτ'
ἀνενεοῦτο, καθολικῶς δὲ περὶ τοῦ πράγματος ἐλάλησεν,
οὔθ' οἱ πεμφθέντες πρέσβεις, ἀλλ' ὡς μιᾶς ὑπαρχούσης 9
αὐτοί τε τοὺς ὅρκους ἔδοσαν καὶ παρὰ τοῦ βασιλέως
ἔλαβον. ὅθεν προφερομένου τοῦ στρατηγοῦ πάσας τὰς 10
15 συμμαχίας καὶ κατὰ μέρος ἐν ἑκάστῃ διαστελλομένου,
μεγάλης οὔσης διαφορᾶς, ἐζήτει τὸ πλῆθος εἰδέναι
1100] ποίαν ἀνανεοῖτο συμμαχίαν. οὐ δυναμένου δὲ 11
λόγον ὑποσχεῖν οὔτε τοῦ Φιλοποίμενος, ὃς ἐποιήσατο
στρατηγῶν τὴν ἀνανέωσιν, οὔτε τῶν περὶ τὸν Λυκόρταν
20 τῶν πρεσβευσάντων εἰς τὴν Ἀλεξάνδρειαν, οὗτοι μὲν 12
ἐσχεδιακότες ἐφαίνοντο τοῖς κοινοῖς πράγμασιν, ὁ δ'

---

1 εἴρετο Y *Ur*, εἴρετον U*, corr. *Sch* 2 ἐξαπεσταλμένους Y ante *Ur*, ἐξαπελσταλμένους U* 3 ποίαν Y[s] *Sch*, ποῖαν *Ur* vulgo ἀνανεωσόμενος Y, corr. *Rei* 670 *Be* 4 ἀποκρινομένου Y *Hu*, ἀποκριναμένου U* *Ur* vulgo 6 ἀλογίαν Y ante *Ca* 852, ἀναλογίαν U* *Ur* 6 τοιοῦτον. οὐσῶν *Di*, τοιούτων οὐσῶν Y *Ur*, ὅτι οὐσῶν *Ca* 852 vulgo 8 κατὰ *Ur* pro καὶ 10 ὁ δὲ μίαν O 10. 11 ὅταν ἐνεοῦτο U*, ὅτ' αὖ (ὀτᾶν X) ἐνεοῦτο (ἐνοῦτο O) (Y) (v. de Boorium l. c. p. 159), ὅταν ἀνενεοῦτο *Ur*, corr. *Gro*[m] *Be* 13 ἔδωσαν Y, ἔδωκαν *Ur*, corr. *Sch* 17 ἀνανέοιτε Y, ἀνανέοιτο *Ur*, corr. *Ca* 852 18 οὐ τὲ X, οὐ δὲ Y, corr. *Ur* ὃς pro ὡς *Ur* 21 ἐνεσχεδιακότες coni. *Be*

Ἀρίσταινος μεγάλην ἐφείλκετο φαντασίαν ὡς μόνος εἰδὼς τί λέγει, καὶ τέλος οὐκ εἴασε κυρωθῆναι τὸ διαβούλιον, ἀλλ' εἰς ὑπέρθεσιν ἤγαγε (διὰ) τὴν προειρη-
13 μένην ἀλογίαν. τῶν δὲ παρὰ τοῦ Σελεύκου πρέσβεων εἰσελθόντων, ἔδοξε τοῖς Ἀχαιοῖς τὴν μὲν φιλίαν ἀνα- 5 νεώσασθαι (πρὸς) τὸν Σέλευκον, τὴν δὲ τῶν πλοίων
14 δωρεὰν κατὰ τὸ παρὸν ἀπείπασθαι. καὶ τότε μὲν περὶ τούτων βουλευσάμενοι διέλυσαν εἰς τὰς ἰδίας ἕκαστοι πόλεις.

10 (13)] (23, 10) Μετὰ δὲ ταῦτα, τῆς πανηγύρεως ἀκμαζού- 10 σης, ἦλθε Κόιντος Καικίλιος ἐκ Μακεδονίας, ἀνακάμπτων ἀπὸ τῆς πρεσβείας ἧς ἐπρέσβευσε πρὸς
2 Φίλιππον. καὶ συναγαγόντος Ἀρισταίνου τοῦ στρατηγοῦ τὰς ἀρχὰς εἰς τὴν τῶν Ἀργείων πόλιν, εἰσελθὼν ὁ Κόιντος ἐμέμφετο, φάσκων αὐτοὺς βαρύτερον καὶ 15 πικρότερον τοῦ δέοντος κεχρῆσθαι τοῖς Λακεδαιμονίοις, καὶ παρεκάλει διὰ πλειόνων διορθώσασθαι τὴν [960
3 προγεγενημένην ἄγνοιαν. ὁ μὲν οὖν Ἀρίσταινος εἶχε τὴν ἡσυχίαν, δῆλος ὢν ἐξ αὐτοῦ τοῦ σιωπᾶν ὅτι δυσαρεστεῖται τοῖς ᾠκονομημένοις καὶ συνευδοκεῖ τοῖς ὑπὸ 20
4 Καικιλίου λεγομένοις· ὁ δὲ Διοφάνης ὁ Μεγαλοπολίτης, ἄνθρωπος στρατιωτικώτερος ἢ πολιτικώτερος, ἀναστὰς

---

1 *ἐφείλκετο* Y (*ἐφείλετο* *κ* super *ε* superscripto X, v. de Boorium l. c. p. 159) ante *Ca* 852, *ἐφείλετο* U* *Ur* 3 *ἤγαγε* Y ante *Ca* 852, *ἤγαγεν* U* *Ur* *διὰ* add. *Rei* 670 *Sch* 4 *ἀλογίαν* Y ante *Ca* 852, *ἀναλογίαν* U* *Ur* 6 *πρὸς* add. *Ur* 8 *διελύθησαν* *Di*, sed v. *Rei* 670 s. *ἕκαστος* O 11 *μακεδονίας* *Gro* not. 447 pro *λακεδαιμονίας* 13 *συναγαγώντος* O 15 *ἐμέμφετο φάσκων αὐτοὺς βαρύτερον* *Rei* 671 *Sch* (v. 22, 1, 8), *ἐμέμνητο φάσκον* (*φάσκοντος* U*) *αὐτοῦ* (*αὐτοὺς* X) *βαρύτερον* Y, *ἐμέμνητο, φάσκοντος αὐτοῦ βαρύτερον* *Ur* vulgo, om. O 17 *διὰ πλειόνων* bis in X 19 *δυσσαρεστεῖται* O 20 *ᾠκονουμένοις* Y, corr. *Gro* 22 *πολιτικότερος* O

οὐχ οἷον ἀπελογήθη τι περὶ τῶν Ἀχαιῶν, ἀλλὰ καὶ
προσυπέδειξε τῷ Καικιλίῳ διὰ τὴν πρὸς τὸν Φιλο-
ποίμενα παρατριβὴν ἕτερον ἔγκλημα κατὰ τῶν Ἀχαιῶν.
ἔφη γὰρ οὐ μόνον τὰ κατὰ Λακεδαίμονα κεχειρίσθαι 5
5 κακῶς, ἀλλὰ καὶ τὰ κατὰ Μεσσήνην· ἦσαν δὲ περὶ τῶν 6
1101] φυγαδικῶν τοῖς Μεσσηνίοις ἀντιρρήσεις τινὲς πρὸς
ἀλλήλους περὶ τὸ τοῦ Τίτου διάγραμμα καὶ τὴν τοῦ
Φιλοποίμενος διόρθωσιν. ὅθεν ὁ Καικίλιος, δοκῶν ἔχειν 7
καὶ τῶν Ἀχαιῶν αὐτῶν τινας ὁμογνώμονας, μᾶλλον
10 ἠγανάκτει τῷ μὴ κατακολουθεῖν ἑτοίμως τοῖς ὑπ' αὐ-
τοῦ παρακαλουμένοις τοὺς συνεληλυθότας. τοῦ δὲ Φι- 8
λοποίμενος καὶ Λυκόρτα, σὺν (δὲ) τούτοις Ἄρχωνος,
πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους ὑπὲρ τοῦ
καλῶς μὲν διῳκῆσθαι τὰ κατὰ τὴν Σπάρτην καὶ συμ-
15 φερόντως αὐτοῖς μάλιστα τοῖς Λακεδαιμονίοις, ἀδύνα-
τον δ' εἶναι τὸ κινῆσαί τι τῶν ὑποκειμένων ἄνευ τοῦ
παραβῆναι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὰ
πρὸς τοὺς θεοὺς ὅσια, μένειν ἔδοξε τοῖς παροῦσιν ἐπὶ 9
τῶν ὑποκειμένων καὶ ταύτην δοῦναι τῷ πρεσβευτῇ
20 τὴν ἀπόκρισιν. ὁ δὲ Καικίλιος ὁρῶν τὴν τούτων προ- 10
αίρεσιν, ἠξίου τοὺς πολλοὺς αὐτῷ συναγαγεῖν εἰς ἐκ-
κλησίαν. οἱ δὲ τῶν Ἀχαιῶν ἄρχοντες ἐκέλευον αὐτὸν 11
δεῖξαι τὰς ἐντολάς, ἃς εἶχε παρὰ τῆς συγκλήτου περὶ
τούτων. τοῦ δὲ παρασιωπῶντος, οὐκ ἔφασαν αὐτῷ
25 συνάξειν τὴν ἐκκλησίαν· τοὺς γὰρ νόμους οὐκ ἐᾶν, 12

---

5 μεσήνην Y, corr. *Ur* 6 φυγάδων *Na* 360, sed v. *Rei* l. c. et Glaserum l. c. 49 ss. μεσσινίοις O 7 περὶ τὸ (τὸ X[m]) τοῦ τίτου Y, περϊέλοι τουτὶ τὸ O 11 τοὺς δὲ φ. O 12 δὲ add. *Ur* 14 διῳκεῖσθαι Y, corr. *Ca* 853 17 ἀνθρώ-πους—18 πρὸς τοὺς om. O 21 αὐτῷ *Be*, αὐτῶν Y, αὐτὸν *Ur* in marg., αὐτοὺς *Ca* 853, αὐτῷ *Sch* 23 παρὰ του O, τῆς συγκλή add. O[m] 24 τοῦ] τὰ O παρασιω|ωπῶντος O

ἐὰν μὴ φέρῃ τις ἔγγραπτα παρὰ τῆς συγκλήτου, περὶ
13 ὧν οἴεται δεῖν συνάγειν. ὁ δὲ Καικίλιος ἐπὶ τοσοῦτον
ὠργίσθη διὰ τὸ μηθὲν αὐτῷ συγχωρεῖσθαι τῶν ἀξιου-
μένων, ὥστ' οὐδὲ τὴν ἀπόκρισιν ἠβουλήθη δέξασθαι
14 παρὰ τῶν ἀρχόντων, ἀλλ' ἀναπόκριτος ἀπῆλθεν. οἱ 5
δ' Ἀχαιοὶ τὴν αἰτίαν ἀνέφερον καὶ τῆς πρότερον παρ-
ουσίας ἅμα τῆς Μάρκου τοῦ Φολουίου καὶ τῆς τότε
τῶν περὶ τὸν Καικίλιον ἐπὶ τὸν Ἀρίσταινον καὶ τὸν [961
Διοφάνην, ὡς τούτους ἀντισπασαμένους διὰ τὴν ἀντι-
15 πολιτείαν τὴν πρὸς τὸν Φιλοποίμενα· καί τις ἦν ὑπο- 10
ψία τῶν πολλῶν πρὸς τοὺς προειρημένους ἄνδρας. καὶ
τὰ μὲν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν.

C. OLYMP. 148, 2.

I. RES ITALIAE.

11 (15)] (23, 11) Ὅτι τῶν περὶ τὸν Καικίλιον ἀνακεχωρηκότων 15
ἐκ τῆς Ἑλλάδος καὶ διασεσαφηκότων τῇ συγ-
κλήτῳ περί τε τῶν κατὰ Μακεδονίαν καὶ τῶν κατὰ
Πελοπόννησον, εἰσῆγον εἰς τὴν σύγκλητον τοὺς περὶ
2 τούτων (παρα)γεγονότας πρεσβευτάς. εἰσελθόντων δὲ
πρῶτον τῶν παρὰ τοῦ Φιλίππου καὶ παρ' Εὐμένους, 20

---

1 φέρῃ U*ˢ *Ur*, φερ' Y 3 ὠργίσθαι O μηθὲν (ex μηδὲν O) Y *Ur Hu*, μηδὲν Ernestus *Sch Di* 5 ἂν ἀπόκριτος Y, ἀναπόκριτον O, corr. *Ur* 6 παρουσίας Y *Rei* 671 s. *Sch*, παρρησίας *Ur* vulgo 7 ἅμα τῆς *Sch*, ἅμα τοῦ Y, τῆς ἅμα τοῦ *Ur*, τῆς κατὰ τοῦ *Ur* not. 57, τῆς *Ca* 854 φλαυίου O, corr. O[m] addito εἶχε (scil. archetypus) 8 τῶν Y *Ca* 854, τὸν U* sed deletum, om. *Ur* 12 πελοπόννησον Y ante *Ur*, πελοπόνησον U* 15—109, 23 X 97[r]—100[r], O 168[u]—170[u], U* 33—39, *Ur* XLII; v. Liv. 39, 33, *Stei* 39, *BW Beitr.* 6 18 πελοπόννησον Y ante *Ur*, πελοπόνησον U* 19 γεγονότας Y, corr. *Rei* 673 *Di*

ἔτι δὲ τῶν ἐξ Αἴνου καὶ Μαρωνείας φυγάδων, καὶ ποιησαμένων τοὺς λόγους ἀκολούθως τοῖς ἐν Θετταλονίκῃ ῥηθεῖσιν ἐπὶ τῶν περὶ τὸν Καικίλιον, ἔδοξε τῇ 3 *συγκλήτῳ πέμπειν πάλιν ἄλλους πρεσβευτὰς πρὸς τὸν* 5 *Φίλιππον τοὺς ἐπισκεψομένους πρῶτον μὲν εἰ παρακεχώρηκε τῶν ἐν (Θετταλίᾳ καὶ) Περραιβίᾳ πόλεων* 1108] *κατὰ τὴν τῶν περὶ τὸν Καικίλιον ἀπόκρισιν, εἶτα* 4 *τοὺς ἐπιτάξοντας αὐτῷ τὰς φρουρὰς ἐξάγειν ἐξ Αἴνου καὶ Μαρωνείας, καὶ συλλήβδην ἀποβαίνειν ἀπὸ τῶν* 10 *παραθαλαττίων τῆς Θρᾴκης ἐρυμάτων καὶ τόπων καὶ πόλεων. μετὰ δὲ τούτους εἰσῆγον τοὺς ἀπὸ Πελοποννήσου παραγεγονότας.* [5 962 *οἵ τε γὰρ Ἀχαιοὶ πρεσβευ-* 6 *τὰς ἀπεστάλκεισαν τοὺς περὶ Ἀπολλωνίδαν τὸν Σικυώνιον δικαιολογησομένους πρὸς τὸν Καικίλιον ὑπὲρ τοῦ* 15 *μὴ λαβεῖν αὐτὸν ἀπόκρισιν καὶ καθόλου διδάξοντας ὑπὲρ τῶν κατὰ Λακεδαίμονα πραγμάτων, ἔκ τε τῆς* 7 *Σπάρτης Ἀρεὺς καὶ Ἀλκιβιάδης ἐπρέσβευσαν· οὗτοι δ' ἦσαν τῶν ἀρχαίων φυγάδων τῶν ὑπὸ τοῦ Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν νεωστὶ κατηγμένων εἰς τὴν* 20 *οἰκείαν. ὃ καὶ μάλιστα τοὺς Ἀχαιοὺς εἰς ὀργὴν ἦγε* 8 *τῷ δοκεῖν, μεγάλης οὔσης καὶ προσφάτου τῆς εἰς τοὺς φυγάδας εὐεργεσίας, ἐξ αὐτῆς ἐπὶ τοσοῦτον ἀχαριστεῖ-*

---

1 *μαρωνίας* Y, corr. Ernestus 5 *παρακεχώρηκε* Y *Ur* not. 57 *Sch*, *παρακεχώρηκεν* *Ur* vulgo 6 *Θετταλίᾳ καὶ* add. Tillmanns l. c. 60 coll. Liv. 39, 33, 3 7 *τῶν* Y ante *Ur*, om. U* *τὸν* Y ante *Ur*, *τῶν* U* *ἀπόκρισιν* U* *Ur*, *ἐπίκρίσιν* Y *εἶτα* *Ur*, *εἴτ' εἰ* X, *εἴτ' εἰς* O, *εἰτάει* U* 8 *τοὺς* om. *Di* *ἐπιτάξαντας* Y, corr. *Ur* 9 *μαρωνίας* Y *Ur*, corr. *Ur* in U* ante Ernestum 10 *παρὰ θαλαττίων* X 11 *πελοπονήσου* O 13 *ἀπεστάλκησαν* Y, corr. *Ur* 14 *δικαιολογησομένους* Y ante *Ca* 855, *δικαιολογηθησομένους* O, *δικαιολογησαμένους* *Ur* 17 *ἀρεὺς καὶ* *Ur* pro *ἀρεῦσαι* *ἀλκιβιάδες* O *δ'* Y *Hu*, *δὲ* *Ur* vulgo 20 *ἀρχαίους* Y, corr. *Ur* 21 *τῷ* pro *τοῦ* *Ur*

σθαι παρ' αὐτοῖς ὥστε καὶ καταπρεσβεύειν καὶ κατη-
γορίαν ποιεῖσθαι πρὸς τοὺς κρατοῦντας τῶν ἀνελπίστως
αὐτοὺς σωσάντων καὶ καταγαγόντων εἰς τὴν πατρίδα.
12 (16)] ποιησαμένων δὲ καὶ τούτων πρὸς ἀλλήλους ἐκ
(23, 12) συγκαταθέσεως τὴν δικαιολογίαν, καὶ διδασκόν- 5
των τὴν σύγκλητον τῶν μὲν περὶ τὸν Ἀπολλωνίδαν
τὸν Σικυώνιον ὡς ἀδύνατον εἴη τὸ παράπαν ἄμεινον
χειρισθῆναι τὰ κατὰ τὴν Σπάρτην ἢ νῦν κεχείρισται
2 διὰ τῶν Ἀχαιῶν καὶ διὰ Φιλοποίμενος, τῶν δὲ περὶ
τὸν Ἀρέα τἀναντία πειρωμένων λέγειν καὶ φασκόντων 10
πρῶτον μὲν καταλελύσθαι τὴν τῆς πόλεως δύναμιν
ἐξηγμένου τοῦ πλήθους μετὰ βίας, εἶτ' ἐν αὐτοῖς ἐπι-
σφαλῆ καὶ ἀπαρρησίαστον καταλείπεσθαι τὴν πολιτείαν,
3 ἐπισφαλῆ μὲν ὀλίγοις οὖσιν καὶ τούτοις τῶν τειχῶν
περιῃρημένων, ἀπαρρησίαστον δὲ διὰ τὸ μὴ μόνον 15
τοῖς κοινοῖς δόγμασιν τῶν Ἀχαιῶν πειθαρχεῖν, ἀλλὰ
καὶ κατ' ἰδίαν ὑπηρετεῖν τοῖς ἀεὶ καθισταμένοις ἄρ-
1104 4] χουσιν, διακούσασα καὶ τούτων ἡ σύγκλητος ἔκρινε
τοῖς αὐτοῖς πρεσβευταῖς δοῦναι καὶ περὶ τούτων ἐν-
τολάς, καὶ κατέστησεν πρεσβευτὰς ἐπὶ τὴν (Μακεδονίαν 20
καὶ τὴν) Ἑλλάδα τοὺς περὶ Ἄππιον Κλαύδιον.

---

1 *παρ' αὐτῶν Rei* 673, sed v. *Sch* et Krebsium *D. Präpos* cet. 53 s. 3 *δοσάντων* O 5 *συγκαθέσεως Rei* l. c., sed v. *Sch* 7 *ἀδύνατον Di*, *αὖ δυνατὸν* Y, *οὐκ ἂν δυνατὸν Ur* vulgo 8 *ἤ* X, *ἡ* U* (*Ur*), *ἢ* O, corr. *Ca* 855 9 *δὲ Sch* pro *τε* 11 *καταλελύσθαι* Y* *Be*, *καταλελῦσθαι Ur* vulgo 12 *εἶτ' ἐν*] *εἶτ' οὖν Sch* 13 *καὶ ἀπαρρ.* — 14 *ἐπισφαλῆ* Y, om. U* *Ur* (unde lac. post *ἐν αὐτοῖς* indicaverat *Ca* 855), ex O add. *Sch* 14 *οὖσιν* X *BW*, *οὖσι* Y* vulgo 16 *δόγμασιν* X *BW*, *δόγμασι* Y* vulgo *ἀλλὰ* omissum add. U* 17 *ἀεὶ* Y vulgo, *ᾀεὶ* O, unde *αἰεὶ Hu* *ἄρχουσιν* Y *Hu*, *ἄρχουσι* U* *Ur* vulgo 18 *διακούΘ* X, corr. X[m] addito *ἴσως* *καὶ*] *δὲ Rei* 674, sed v. *Sch* 19 *τούτων* — 21 *τοὺς περὶ* om. O 20 *κατέστησεν* X *BW*, *κατέστησε* Y* vulgo 20. 21 *Μακεδονίαν καὶ τὴν* add. *BW* coll. Liv. 39, 33, 3

5 Ἀπελογήθησαν δὲ καὶ πρὸς τὸν Καικίλιον ὑπὲρ τῶν ἀρχόντων οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἐν τῇ συγκλήτῳ, φάσκοντες οὐθὲν ἀδικεῖν αὐτοὺς οὐδ' ἀξίους ἐγκλήματος ὑπάρχειν ἐπὶ τῷ μὴ συνάγειν τὴν ἐκκλη-
5 σίαν· 6 νόμον γὰρ εἶναι παρὰ τοῖς Ἀχαιοῖς μὴ συγκαλεῖν τοὺς πολλούς, ἐὰν μὴ περὶ συμμαχίας ἢ [968 πολέμου δέῃ γίνεσθαι διαβούλιον ἢ παρὰ (τῆς) συγκλήτου τις ἐνέγκῃ γράμματα. 7 διὸ καὶ δικαίως τότε βουλεύσασθαι μὲν τοὺς ἄρχοντας συγκαλεῖν τοὺς Ἀχαι-
10 οὺς εἰς ἐκκλησίαν, κωλύεσθαι δ' ὑπὸ τῶν νόμων διὰ τὸ μήτε γράμματα φέρειν αὐτὸν παρὰ (τῆς) συγκλήτου μήτε τὰς ἐντολὰς ἐγγράπτους ἐθέλειν δοῦναι τοῖς ἄρχουσιν. 8 ὧν ῥηθέντων ἀναστὰς Καικίλιος τῶν τε περὶ τὸν Φιλοποίμενα καὶ Λυκόρταν κατηγόρησεν καὶ καθ-
15 όλου τῶν Ἀχαιῶν καὶ τῆς οἰκονομίας, ᾗ περὶ τῆς τῶν Λακεδαιμονίων ἐκέχρηντο πόλεως. 9 ἡ δὲ σύγκλητος διακούσασα τῶν λεγομένων ἔδωκε τοῖς Ἀχαιοῖς ἀπόκρισιν ὅτι περὶ μὲν τῶν κατὰ Λακεδαίμονα πέμψει τοὺς ἐπισκεψομένους· 10 τοῖς δὲ πρεσβευταῖς τοῖς αἰεὶ
20 παρ' ἑαυτῶν ἐκπεμπομένοις παρῄνει προσέχειν τὸν νοῦν καὶ καταδοχὴν ποιεῖσθαι τὴν ἁρμόζουσαν, καθάπερ καὶ Ῥωμαῖοι ποιοῦνται τῶν παραγινομένων πρὸς αὐτοὺς πρεσβευτῶν.

---

3 οὐθὲν Y *Ur* vulgo, οὐθένα O, οὐδὲν Ernestus *Di*
4 ἐγκλήμα O, ut videtur 7 τῆς add. *Be* 10 τωνόμων O 11 γραμματοφέρειν O τῆς add. *Rei* 674 *Be* 13 τῶν] τὸν O 14 κατηγόρησεν Y *Hu*, κατηγόρησε U* *Ur* vulgo 15 ᾗ *Ur* pro ἣ 18 πέμψῃ O 19 αἰεὶ *Hu*, ᾀεὶ Y, ἀεὶ *Ur* vulgo 20 παρῄνει] παρῆν ἐς O 21 καταλογὴν Y, corr. *Sch* auctore *Rei* 674, qui ἀποδοχὴν vel καταζυγὴν vel καταδοχὴν coniecerat 22 αὑτοὺς *Be*

II. RES MACEDONIAE.

13 (17)] (28, 13) Ὅτι *Φίλιππος ὁ βασιλεύς, διαπεμψαμένων πρὸς αὐτὸν ἐκ τῆς Ῥώμης τῶν ἰδίων πρεσβευτῶν καὶ δηλούντων ὅτι δεήσει κατ' ἀνάγκην ἀποβαίνειν ἀπὸ*
1105 2] *τῶν ἐπὶ Θρᾴκης πόλεων, πυθόμενος ταῦτα καὶ βα-* 5
ρέως φέρων ἐπὶ τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περιτέμνεσθαι τὴν ἀρχήν, ἐναπηρείσατο τὴν ὀργὴν εἰς τοὺς
3 *ταλαιπώρους Μαρωνείτας. μεταπεμψάμενος γὰρ Ὀνόμαστον τὸν ἐπὶ Θρᾴκης τεταγμένον ἐκοινολογήθη τούτῳ*
4 *περὶ τῆς πράξεως. ὁ δ' Ὀνόμαστος ἀναχωρήσας ἐξ-* 10
απέστειλε Κάσσανδρον εἰς Μαρώνειαν, συνήθη τοῖς πολλοῖς ὑπάρχοντα διὰ τὸ ποιεῖσθαι τὸν πλείονα χρό-
5 *νον ἐκεῖ τὴν διατριβήν, ἅτε τοῦ Φιλίππου πάλαι τοὺς αὐλικοὺς ἐγκαθεικότος εἰς τὰς πόλεις ταύτας καὶ συνήθεις πεποιηκότος τοὺς ἐγχωρίους ταῖς τούτων παρε-* 15
6 *πιδημίαις. μετὰ δέ τινας ἡμέρας ἑτοιμασθέντων τῶν Θρᾳκῶν, καὶ τούτων ἐπεισελθόντων διὰ τοῦ Κασσάνδρου νυκτός, ἐγένετο μεγάλη σφαγὴ καὶ πολλοὶ τῶν*
7 *Μαρωνειτῶν ἀπέθανον. κολασάμενος δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς ἀντιπράττοντας ὁ Φίλιππος καὶ πληρώσας* 20
τὸν ἴδιον θυμόν, ἐκαραδόκει τὴν τῶν πρεσβευτῶν [964

2—113, 5 V 78r—81r, W 53u—55u, N 84r—86u, U 321—327, *Ur* XLIV; v. Liv. 39, 34—35, 4, *Ni* 224, *BW Beitr.* 7
7 *ἐναπηρείσατο* Z ante *Ur*, *ἐναπερίσατο* U 8 *μαρωνίτας* Z, corr. *Di*, v. Steph. Byz. v. *Μαρώνεια* *ὀνομαστὸν* Z ubique cum accentu in ultima, corr. *Ca* 857 9 *τοῦτο* Z, corr. *Ur* 10 *εἰσαπέστειλε* Z, corr. *Na* 257 *BW* 11 *κάσανδρον* Z, corr. *Di* *μαρώνιαν* Z, corr. *Ur* 12 *τῶν πλειόνων χρόνων* Z, *τῶν πλείων χρόνων* W, *τὸν πλεῖον χρόνον* U, corr. *Ur* 13 *φιλίπου* W 14 *ἐγκαθηκότας* Z, *ἐγκαθικότος* *Ur*, corr. *Rei* 674 *Be* 15 *εἰςπεποιηκότος* V 17 *κασάνδρου* Z, corr *Di* 19 *μαρωνιτῶν* Z, corr. *Di*, v. 8

παρουσίαν [πεπεισμένος μηδένα τολμήσειν κατηγορήσειν αὐτοῦ διὰ τὸν φόβον]. μετὰ δέ τινα χρόνον 8 παραγενομένων τῶν περὶ τὸν Ἄππιον καὶ ταχέως πυθομένων τὰ γεγονότα κατὰ τὴν Μαρώνειαν καὶ πικρῶς 5 τῷ Φιλίππῳ μεμψιμοιρούντων ἐπὶ τούτοις, ἐβούλετο μὲν ἀπολογεῖσθαι, φάσκων μὴ κεκοινωνηκέναι τῆς πα- 9 ρανομίας, ἀλλ' αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας Μαρωνείτας, [καὶ] τοὺς μὲν ἀποκλίνοντας (πρὸς) Εὐμένη κατὰ τὴν εὔνοιαν, τοὺς δὲ πρὸς ἑαυτόν, εἰς ταύτην 10 ἐμπεπτωκέναι τὴν ἀτυχίαν. καλεῖν δ' ἐκέλευε κατὰ 10 πρόσωπον, εἴ τις αὐτοῦ κατηγορεῖ. τοῦτο δ' ἐποίει 11 πεπεισμένος μηδένα τολμήσειν διὰ τὸν φόβον, τῷ δοκεῖν τὴν μὲν ἐκ Φιλίππου τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ Ῥωμαίων ἐπικουρίαν μακρὰν 1106] ἀφεστάναι. τῶν δὲ περὶ τὸν Ἄππιον οὐ φασκόν- 12 των προσδεῖσθαι δικαιολογίας, σαφῶς γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων, εἰς ἀπορίαν ἐνέπιπτεν ὁ Φίλιππος. καὶ τὴν μὲν πρώτην ἔντευξιν ἄχρι τού- 13 του προβάντες ἔλυσαν· κατὰ δὲ τὴν ἐπιοῦσαν [14 (18) (23, 14)] 20 ἡμέραν οἱ περὶ τὸν Ἄππιον πέμπειν ἐπέταττον τῷ Φιλίππῳ τὸν Ὀνόμαστον καὶ τὸν Κάσσανδρον ἐξ αὐτῆς εἰς τὴν Ῥώμην [ἵνα πύθηται περὶ τῶν γεγονότων]. ὁ δὲ βασιλεύς, διατραπεὶς ὡς ἔνι μάλιστα καὶ 2

1 πεπεισμένος — 2 φόβον ex § 11 illata del. *Na* 122 *Di* 1 μηδένα ex δένα N 4 ἀαρωνίαν Z, ἀρμενίαν N, corr. *Ur* 5 μεψιμοιρούντων VW 7 ἀλλ' αὐτοὺς *Be* pro ἀλλὰ τοὺς αὐτοῖς Z, corr. *Be* μαρωνίτας Z, corr. *Di* 8 καὶ del. *BW* πρὸς add. *Ur* εὐμενῆ Z, εὐμένη N ante *Ur* 10 ἐκπεπτωκέναι Z, corr. Hertleinius progr. Wertheim. 1865, 21 *Di* 14 ἀντιπράξασιν Z *Hu*, ἀντιπράξασι U vulgo 15 οὐ φασκόντων bis in U 21 κάσανδρον Z, καδρον N, σαν add. N[m], corr. *Di* 22 ἵνα — γεγονότων ex p. 112, 3 illata del. *BW* post πύθηται add. ἡ σύγκλητος (cum hiatu) *Ur*, post γεγονότων *Hu*

ἀπορήσας ἐπὶ πολὺν χρόνον, τὸν μὲν Κάσσανδρον ἔφη πέμψειν, τὸν αὐθέντην γεγονότα τῆς πράξεως, ὡς ἐκεῖνοί φασιν, ἵνα πύθηται παρὰ τούτου τὰς ἀληθείας ἡ
3 *σύγκλητος. τὸν δ' Ὀνόμαστον ἐξῃρεῖτο καὶ παρ' αὐτὰ καὶ μετὰ ταῦτα τοῖς πρεσβευταῖς ἐντυγχάνων, ἀφορμῇ* 5 *μὲν χρώμενος τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγονέναι τὸν Ὀνόμαστον κατὰ τὸν τῆς σφαγῆς καιρόν,*
4 *ἀλλὰ μηδ' ἐπὶ τῶν σύνεγγυς τόπων γεγονέναι, τῇ δ' ἀληθείᾳ δεδιὼς μὴ παραγενηθεὶς εἰς τὴν Ῥώμην, καὶ πολλῶν ἔργων αὐτῷ κεκοινωνηκὼς τοιούτων, οὐ μόνον* 10 *τὰ κατὰ τοὺς Μαρωνείτας, ἀλλὰ καὶ τἄλλα πάντα δια-*
5 *σαφήσῃ τοῖς Ῥωμαίοις. καὶ τέλος τὸν μὲν Ὀνόμαστον ἐξείλετο, τὸν δὲ Κάσσανδρον μετὰ τὸ τοὺς πρεσβευτὰς ἀπελθεῖν ἀποστείλας καὶ παραπέμψας ἕως Ἠπείρου* [965
6 *φαρμάκῳ διέφθειρεν. οἱ δὲ περὶ τὸν Ἄππιον, κατε-* 15 *γνωκότες τοῦ Φιλίππου καὶ περὶ τῆς εἰς τοὺς Μαρωνείτας παρανομίας καὶ περὶ τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος, τοιαύτας ἔχοντες διαλήψεις ἐχωρίσθησαν.*

7 *Ὁ δὲ βασιλεὺς γενόμενος καθ' ἑαυτὸν καὶ συμμεταδοὺς τῶν φίλων Ἀπελλῇ καὶ Φιλοκλεῖ περὶ τῶν* 20 *ἐνεστώτων, ἔγνω σαφῶς ἐπὶ πολὺ προβεβηκυῖαν αὐτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν, καὶ ταύτην οὐκέτι λαν-*
1107] *θάνουσαν, ἀλλὰ καταφανῆ τοῖς πλείστοις οὖσαν.*

---

1 *κάσανδρον* Z, corr. *Di* 3 *περὶ* Z, corr. *Rei* 674 *Sch* *τὰς ἀληθείας*] Scripturam traditam tuentur *Sch* in lexico v. *πυνθάνεσθαι* et C. Wunderer l. c. 17 coll. 10, 40, 5 et 38, 1, 3 5 *ἀφορμὴ* Z, corr. *Ur* 6 *μαρωνία* Z, corr. Ernestus 8 *δ'* Z *Hu*, *δὲ* U vulgo 11 *τὰ* om. WN 11. 16 *μαρωνίτας* Z, corr. *Di* 11 *διασαφήσει* Z vulgo, *διασαφη*[σ'] N, corr. *Sch* 13 *κάσάνδρον* Z, corr. *Di* 19 Ὅτι φίλιππος ὁ μακεδὼν *γενόμενος* — 113, 18 X 100[u]—101[u], O 170[u]—171[r], U* 39—41; duo illa excerpta codicum Y et Z recte coniunxit *Ur* XLIV 20 *ἀπελλεῖ* YZ vulgo, *ἀπελεῖ* O, corr. *Be* 21 *τὸ πολὺ* Y *αὐτοῦ* YZ, corr. *Be* 22 *καὶ* — 23 *οὖσαν* om. Y

καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρό- 8
πον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς· πρὸς ἔνια δὲ
τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἔτι
γένοιτό τις ἀναστροφὴ καὶ λάβοι χρόνον πρὸς τὰς εἰς
5 τὸν πόλεμον παρασκευάς. ἔδοξεν οὖν αὐτῷ τὸν νεώ- 9
τατον υἱὸν Δημήτριον πέμπειν εἰς τὴν Ῥώμην, τὰ μὲν
ἀπολογησόμενον ὑπὲρ τῶν ἐγκαλουμένων, τὰ δὲ καὶ
παραιτησόμενον, εἰ καί τις ἄγνοιά (ποτ') ἐγεγόνει περὶ
αὐτόν. πάνυ γὰρ ἐπέπειστο διὰ τούτου πᾶν τὸ προ- 10
10 τεθὲν ἀνύεσθαι παρὰ τῆς συγκλήτου διὰ τὴν ὑπεροχὴν
τὴν γεγενημένην τοῦ νεανίσκου κατὰ τὴν ὁμηρείαν.
ταῦτα δὲ διανοηθεὶς ἅμα μὲν ἐγίνετο περὶ τὴν ἐκπομ- 11
πὴν τούτου καὶ τῶν ἅμα τούτῳ συνεξαποσταλησομένων
φίλων, ἅμα δὲ τοῖς Βυζαντίοις ὑπέσχετο βοηθήσειν, 12
15 οὐχ οὕτως ἐκείνων στοχαζόμενος ὡς ἐπὶ τῇ 'κείνων
προφάσει βουλόμενος καταπλήξασθαι τοὺς τῶν Θρᾳκῶν
δυνάστας τῶν ὑπὲρ τὴν Προποντίδα κατοικούντων χά-
ριν τῆς προκειμένης ἐπιβολῆς.

III. RES GRAECIAE.

20 Ὅτι κατὰ τὴν Κρήτην, κοσμοῦντος ἐν Γορ-
τύνῃ Κύδα τοῦ Ἀντάλκους, κατὰ πάντα τρόπον

---

1 πένθυμος U 2 μετὰ|ελθεῖν O 3 ἐπεβάλλετο N 3. 4 ἂν ἐπιγένοιτο YZ, corr *Sch* 4 ἀναστροφῇ O τὰς bis in O 5 παρασκευάς: des. Z· 8 ἐγεγόνει Y, γέγονε *Ben* 286, (ποτ') ἐγεγόνει *BW* 9 αὐτῶν Y, corr. *Rei* 674 *Sch* 10 ἀνύσεσθαι *Na* 344 *Di* 13 καὶ| καὶ U* τούτῳ Y ante *Ur*, τούτων U* 15 ἐκείνῳ (Y), corr. *Ur* τῇ ἐκείνων Y, corr. *Hu Philol.* 1859, 314 *BW* 16 θράκων O 17 ὑπὲρ *Rei* 675 *Sch* pro ὑπὸ 20—115, 3 V 81r—82r, W 55u—56r, N 86u—88r, U 327—329, *Ur* XLV; v. *Ni* 224, *BW Beitr.* 7 20 γορτύνῃ (Z), γορτύνι *Ur*, Γόρτυνι *Di* 21 κύδα τοῦ *Gro*, κυδάτου Z ἀντετάλκους Z, ἀντιτάλκους U *Ur*, corr. *Na* 247 *Di*

ἐλαττούμενοι Γορτύνιοι τοὺς Κνωσίους, ἀποτεμόμενοι
τῆς χώρας αὐτῶν τὸ μὲν καλούμενον Λυκάστιον προσέ-
2 νειμαν Ῥαυκίοις, τὸ (δὲ) Διατόνιον Λυττίοις. κατὰ δὲ
τὸν καιρὸν τοῦτον παραγενομένων πρεσβευτῶν ἐκ τῆς
108] Ῥώμης εἰς τὴν Κρήτην τῶν περὶ τὸν Ἄππιον 5
χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας αὐτοῖς πρὸς ἀλλή-
λους διαφοράς, καὶ ποιησαμένων λόγους ὑπὲρ τού- [966
των (ἐν) τῇ Κνωσίων καὶ Γορτυνίων, πεισθέντες οἱ
Κρηταιεῖς ἐπέτρεψαν τὰ καθ' αὐτοὺς τοῖς περὶ τὸν
3 Ἄππιον. οἱ δὲ [πεισθέντες] Κνωσίοις μὲν ἀποκατ- 10
έστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς
μὲν ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλειπον δόντες τοῖς
περὶ Χαρμίωνα πρότερον, τὴν δὲ Φαλάσαρναν ἀφεῖναι
4 μηδὲν ἐξ αὐτῆς νοσφισαμένους. περὶ δὲ τῶν κατὰ
κοινοδίκιον συνεχώρησαν αὐτοῖς βουλομένοις μὲν [αὐ- 15
5 τοῖς] ἐξεῖναι μετέχειν, μὴ βουλομένοις δὲ καὶ τοῦτ'
6 ἐξεῖναι, πάσης ἀπεχομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς

---

1 ἐλαττοῦντες *Rei* 675 κνωσίους Z *Ur Di*, Κνωσσίους *Ca* 859 vulgo, v. *BW* I 73 3 ῥαυκίοις (Z), corr. *Ur* δὲ add. *Ur* διὰ τόνιον V λυκτίοις Z, corr. *BW*, v. F. Kaelkerum l. c. 234 et Dittenbergerum syll.[2] n. 288, 3 et n. 463, 37. 43
4 πρεσβευτῶν Z *Di*, τῶν πρεσβευτῶν *Ur* vulgo 7 ποιησαμένων ex ποιησαμένους N 8 (ἐν) τῇ Κνωσίων καὶ Γορτυνίων *BW*, v. 4, 25, 1; 34, 9. 11, 5, 8, τῇ κνωσέων καὶ γορτύνῃ Z, τῶν κνωσσίων καὶ γορτυνίων *Ur*, * * * τῶν Κνωσσίων καὶ Γορτυνίων *Ca* 859, ἐν τῇ Κνωσσέων καὶ Γόρτυνι *Gro* not. 447, (πρὸς τὸ κοινὸν) τῶν Κνωσσίων καὶ Γορτυνίων *Rei* 675, ἐν Κνωσσῷ καὶ Γόρτυνι *Di*, τῇ Κνωσσίων καὶ Γορτυνίων (πόλει) *Hu*
10 πεισθέντες del. *Be* auctore *Sch* κνωσίοις Z *Ur Di*, Κνωσσίοις *Ca* 859 vulgo, v. ad vs. 1 ἀπεκατέστησαν Z, corr. *Ur* 12 ἐγκατέλειπον (Z) *Ur* vulgo, ἐγκατέλιπον N *Di Hu*, v. *BW Beitr.* 23 s. 13 χαρμίωνα Z *Hu*, χασμίωνα *Ur* vulgo φαλασάρναν Z, corr. *Sch* coll. Steph. Byz.
15 κοινοδίκαιον Z, corr. Boeckhius C. I. G. II 416 *Be* ἀπεχώρησαν Z, ἀπεχώρισαν V, corr. *Ur* αὐτοῖς post μὲν del. *Be*, αὖτις coni. *Hu*

τε καὶ τοῖς ἐκ Φαλασάρνης φυγάσιν. *** ἀπέκτειναν τοὺς περὶ Μενοίτιον, ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν.

D. OLYMP. 148, 3.

5 RES AEGYPTI.

1092] . βασιλέα καὶ θεων αιμα τοῦτον λέγοντες [16 (6)
καταχ(ρώ)μενοι τευξεσθαι | τινος ἐλέους καὶ συγ- (21, 16) [921
γνώμης ἐπὶ τῳ . . . . | σασθαι
τον βασιλεα . . . .
10 | ων γε μὴν καὶ βασιλικώτερος. . . . .
ονων ων | ἀθετηθῆναι γὰρ υφ ετερων κρειττον ἦν ἢ
πρότερον αὐτὸν ἀθετεῖν τὰς | πίστεις καὶ μὴν ἀδικεῖσθαι μᾶλλον η . . . . | . . . .
. . . . και ανουσ φασιν | συμ-
15 πάσχειν τοισ αδικοισ π . . . .
1093] | ἔγγιστα τῆς θείας φυσεωσ εἶναι . . . . ,
. . . . | νουσ τυγχάνειν τιμῶν η υπ . . . .

1 φαλαισάρνης Z, corr. *Ur* ***] οἱ (cum hiatu) add. *Ur* 2 μενήτιον Z, corr. *Ur* 6—116, 15 M 62, 20—63, 8 *Hey*; v. *BW Beitr.* 9 ss. et cf. ad p. 88, 14 6 θεῶν αἷμα legit *Hey* 7 καταχ(ρώ)μενοι *Hey* τεύξεσθαί legit *Hey* 8 ἐπὶ τῃ legit *Hey* 9 τὸν βασιλέα. πότερος (vel πρότερος) . . . . εὐλογεῖται καλλί | legit *Hey*, τὸν βασιλέα πολὺς μὲν legit *Ma* cetera huius versus in dubio relinquens 11 ονων ων | non perspexerunt *Ma* et *Hey* ὑφ' ἑτέρων κρεῖττον *Hey* 12 s. πίστεις ὁ μὲν ἀδικεῖσθαι μᾶλλον ἢ προ legit *Ma* 13 s. μᾶλλον ἢ πρότερος ἀδικεῖν τοὺς πέλας· ἐ | πεί γε τὸν . . . . καὶ θείους φασὶ legit *Hey* 14 s. συμπᾶσαν (sic) . . . . μού . . . . . μὲν | legit *Hey* 15 (φιλοτι)μού(μενον) μὲν *Hey* 16 s. φύσεως γενέσθαι . . . . ἐκεί | legit *Hey*, φύσεως γενέσθαι (οὐ μέντοι ἀξιοῦντα τῶν κατ') ἐκείνους (cum hiatibus prorsus intolerabilibus) *Hey* 17 s. τιμῶν ἢ . . . . μίαν· θεὸς cet. legit *Hey*

θεὸς γὰρ οὐδεὶς | πρότερος κακῶς ποιεῖ τοὺς ανουσ..
......................|...............τα του
προσ............ς θαυμάζουσι μὲν πάντες Φί|λιππον
2 *διὰ τὴν ορ... ς μεγαλοψυχίαν ὅτι κακῶς οὐ μόνον*
ἀκούων, ἀλλὰ καὶ πάσχων ὑπ' Ἀθηναίων, νικήσας αὐ- 5
τοὺς τὴν περὶ Χαιρώνειαν μάχην τοσοῦτον ἀπέσχε
τοῦ χρήσασθαι τῷ καιρῷ πρὸς τὴν κατὰ τῶν
ἐχθρῶν βλάβην ὥστε τοὺς μὲν τεθνεῶτας τῶν Ἀθη-
ναίων κηδεύσας ἔθαψε, τοὺς δ' αἰχμαλώτους χωρὶς
3 *λύτρων προσαμφιέσας ἐξαπέστειλε τοῖς ἀναγκαίοις· μι-* 10
μοῦνται δ' ἥκιστα τὴν τοιαύτην προαίρεσιν, ἁμιλλῶν-
ται δὲ τοῖς θυμοῖς καὶ ταῖς τιμωρίαις πρὸς τούτους,
4 *οἷς πολεμοῦσι τούτων αὐτῶν ἕνεκα. *** πλὴν ὅγε*
Πτολεμαῖος δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμά-
ξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν. — 15

17 (7)] (23, 16) Ὅτι Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου ὅτε [966
τὴν Λύκων πόλιν ἐπολιόρκησε, καταπλαγέντες
τὸ γεγονὸς οἱ δυνάσται τῶν Αἰγυπτίων ἔδωκαν σφᾶς
2 *αὐτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν.* οἷς κακῶς ἐχρή-

---

1 s. *τοὺς .... κακῶς ......*| legit *Hey*, *τοὺς (ἀνθρώπους, ἀλλ' οὐδ' ὑπὸ τούτων) κακῶς ἀκούει* *Hey* 2 s. |*δ̣ι̣ὰ̣ τ̣ὸ̣ δ̣έ̣ο̣ς τοῦ μάλιστα μετα .... θαυμάζουσι μὲν πάντες φί*| legit *Hey*, *διὰ τὸ δεὸς τοῦ μάλιστα μετα(πορεύσεσθαι). Θαυμάζουσι* cet. *Hey* 3 s. |............ ...... *μεγα* .... *ὅτι* cet. legit *Hey*, |*(λιππον ἐπὶ τηλικαύτῃ) μεγα(λοψυχίᾳ), ὅτι* cet. (cum hiatu) *Hey*, |*(λιππον διὰ τὴν τότε) μεγα(λοψυχίαν) ὅτι Hu*, |*(λιππον τὸν Ἀμύντου) ὅτι* Cobetus *Mnemos.* 1876, 361, |*λιππον διὰ τὴν πρ(αότητα) καὶ μεγαλοψυχίαν ὅτι BW* coll. 28, 3, 3 6 *χαιρωνείαι* legit *Ma*, *χαιρώνειαν Hey*, *χερωνειαν* (s. acc.) *Bo* *ἐπέσχε M*, corr. *Lu* 8 *ὥστε Ge* pro *ὅσγε* 9 *κηδεύσας ἔθαψε Lu* praef. ad Phylarch. Lips. 1836, VIII s., *κελεύσασ|θάψαι* M 13 *οὗσ* M, corr. Spengelius *Münchener gel. Anzeiger* 1847, 116 ***] Nonnulla videntur ab excerptore esse omissa, v. 22, 17, 5 16—117, 16 P 306[u], *Va* 113; v. *BW Beitr.* 8 s. 18 *σφὰσ* P, corr. *Va*

cατο καὶ εἰc κινδύνουc πολλοὺc ἐνέπεcεν. *παραπλήσιον* 3 *δέ τι συνέβη καὶ κατὰ τοὺς καιρούς, ἡνίκα Πολυκράτης τοὺς ἀποστάτας ἐχειρώσατο. οἱ γὰρ περὶ τὸν Ἀθίνιν* 4 *καὶ Παυσίραν καὶ Χέσουφον καὶ τὸν Ἰρόβαστον, οἵπερ* 5 *ἦσαν ἔτι διασῳζόμενοι τῶν δυναστῶν, εἴξαντες τοῖς πράγμασι παρῆσαν εἰς τὴν Σάιν, σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως ἐγχειρίζοντες ⟨πίστιν⟩· ὁ δὲ Πτολεμαῖος* 5 *ἀθετήσας τὰς πίστεις καὶ δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος* 10 *ἀπέκτεινεν. καὶ παραγενόμενος εἰς τὴν Ναύκρατιν* 6 1094] *μετὰ τῆς στρατιᾶς, καὶ παραστήσαντος αὐτῷ τοὺς ἐξενολογημένους ἄνδρας ἐκ τῆς Ἑλλάδος Ἀριστονίκου, προσδεξάμενος τούτους ἀπέπλευσεν εἰς Ἀλεξάνδρειαν, τῶν μὲν τοῦ πολέμου πράξεων οὐδεμιᾶς κεκοινωνηκὼς* 7 15 *διὰ τὴν Πολυκράτους ἀδικοδοξίαν, καίπερ ἔχων ἔτη πέντε καὶ εἴκοσιν.*

E. OLYMP. 148, 4.

I. RES MACEDONIAE ET GRAECIAE.

Ὅτι φηcὶν ὁ Πολύβιοc ἐν τῷ εἰκοcτῷ δευ- [18 (8) 944 (22, 22a)] 20 τέρῳ· *περὶ δὲ τὴν τῶν ἐν Μακεδονίᾳ βασιλέων οἰκίαν ἤδη τις ἀπὸ τούτων τῶν καιρῶν ἐφύετο κακῶν ἀνηκέστων ἀρχή. καίτοι γ' οὐκ ἀγνοῶ διότι τινὲς* 2

4 *πανσιραν* (s. acc.) P, acc. add. *Va* *ϊρόβαστον* P, *Irobastus Va* 5 *διασωζόμενοι* P, corr. *Hu* 6 *εἰστὸν σαϊν* P, corr. *Sch* 7 *πίστιν* add. *Va* 8 *ἐνδήσας Rei* 755, sed v. W. S. Teuffelium ad Aristoph. nub. 592 10 *ναυκρατίαν* P, corr. *Va* 11 *τρατιᾶσ* P, corr. *Va* 12 *Ἀριστονίκου*] v. Dittenbergerum syll.[2] I n. 268 ann. 21 13 ante *προσδ.* del. *καὶ Va* *εἰσ* P *Hu*, *εἰς τὴν Va* vulgo 14 *κεκοινωνικὼσ* P 16 ἑ P 19—119, 20 M 63, 9—64, 12 *Hey*; v. Liv. 39, 23, 5, *BW Beitr.* 9 ss. 22 *γε* M, corr. *BW*

τῶν συγγραφόντων περὶ τοῦ (συστάντος) Ῥωμαίοις πολέμου πρὸς Περσέα, βουλόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι τῆς διαφορᾶς, πρῶτον μὲν ἀποφαίνουσι τὴν Ἀβρουπόλιος ἔκπτωσιν ἐκ τῆς ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ περὶ τὸ Πάγγαιον μέταλλα 5
3 *μετὰ τὸν τοῦ Φιλίππου θάνατον· Περσεὺς δὲ παραβοηθήσας καὶ τρεψάμενος ὁλοσχερῶς ἐξέβαλε τὸν προ-*
4 *ειρημένον ἐκ τῆς ἰδίας ἀρχῆς· ἑξῆς δὲ ταύτῃ τὴν εἰς Δολοπίαν εἰσβολὴν καὶ τὴν εἰς Δελφοὺς παρουσίαν*
5 *Περσέως, ἔτι δὲ τὴν κατ' Εὐμένους τοῦ βασιλέως ἐπι-* 10 *βουλὴν γενομένην ἐν Δελφοῖς καὶ τὴν τῶν ἐκ Βοιωτίας πρεσβευτῶν ἐπαναίρεσιν, ἐξ ὧν ἔνιοί φασι φῦναι*
6 *Περσεῖ τὸν πρὸς Ῥωμαίους πόλεμον. ἐγὼ δέ φημι κυριώτατον μὲν εἶναι καὶ τοῖς συγγράφουσι καὶ τοῖς φιλομαθοῦσι τὸ γινώσκειν τὰς αἰτίας, ἐξ ὧν ἕκαστα* 15 *γεννᾶται καὶ φύεται τῶν πραγμάτων· συγκέχυται δὲ ταῦτα παρὰ τοῖς πλείστοις τῶν συγγραφέων διὰ τὸ μὴ κρατεῖσθαι τίνι διαφέρει πρόφασις αἰτίας καὶ πάλιν*
7 *προφάσεως ἀρχὴ πολέμου. καὶ νῦν δὲ τῶν πραγμά-* [945
1095] *των αὐτῶν προσυπομιμνησκόντων ἠνάγκασμαι πά-* 20
8 *λιν ἀνανεώσασθαι τὸν αὐτὸν λόγον. τῶν γὰρ ἄρτι ῥηθέντων πραγμάτων τὰ μὲν πρῶτα προφάσεις εἰσί, τὰ δὲ τελευταῖα (τὰ) περὶ τὴν (κατὰ) τοῦ βασιλέως*

---

1 *τοῦ ῥωμαίοισ* M, *τοῦ (συστάντος) Ῥωμαίοις Be*   4 *ἀβρουπόριοσ* M, corr. *Ge* auctore *Ma*   5 *περὶ* Spengelius apud *Hu* qu. II 18 pro *παρὰ BW*   10 *κατ' Εὐμένους* Cobetus *Mnemos.* 1862, 42 *BW*, *περιμένουσ* M, *Εὐμένους Ma*, *περὶ Εὐμένους Hey*, v. Krebsium *D. Präpos.* cet. 131 ann. 3   12 *φῦναι Ma*, *φᾶ|ναι* M   18 *κρατεῖν|* legerunt *Ma* et *Hey* vulgo, *κρατεῖσθαι| Bo*, *διευκρινεῖσθαι BW*   18 *πρότασις*—19 *προτάσεως*—22 *προτάσεις* M secundum *Ma*, *πρόφασις*, *προφάσεως*, *προφάσεις* M secundum *Hey*, ut correxerat *Lu*   23 *τὰ* add. *Lu*   *κατὰ* add. *Hey*

Εὐμένους ἐπιβουλὴν καὶ τὰ περὶ (τὴν) τῶν πρεσβευτῶν ἀναίρεσιν καὶ τούτοις ἕτερα παραπλήσια τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς γεγονότων ἀρχαὶ πρόδηλοι τοῦ συστάντος Ῥωμαίοις καὶ Περσεῖ πολέμου καὶ τοῦ κατα-
5 λυθῆναι τὴν Μακεδόνων ἀρχήν· αἰτία δὲ τούτων ἁπλῶς 9
ἐστιν οὐδεμία. δῆλον δὲ τοῦτ' ἔσται διὰ τῶν ἑξῆς ῥηθησομένων. καθάπερ γὰρ εἴπομεν Φίλιππον τὸν 10
Ἀμύντου διανοηθῆναι καὶ προθέσθαι συντελεῖν τὸν πρὸς τοὺς Πέρσας πόλεμον, Ἀλέξανδρον δὲ τοῖς ὑπ'
10 ἐκείνου κεκριμένοις (ἐπιγενέσθαι) χειριστὴν τῶν πράξεων, οὕτω καὶ νῦν Φίλιππον μὲν τὸν Δημητρίου φαμὲν διανοηθῆναι πρότερον πολεμεῖν Ῥωμαίοις τὸν τελευταῖον πόλεμον καὶ τὰς παρασκευὰς ἑτοίμας πάσας πρὸς ταύτην ἔχειν τὴν ἐπιβολήν, ἐκείνου δ' ἐκχωρή-
15 σαντος Περσέα γενέσθαι χειριστὴν τῶν πράξεων· εἰ 11
δὲ τοῦτ' ἀληθές, κἀκεῖνο σαφές· οὐ γὰρ οἷόν τε τὰς αἰτίας ὕστερον γενέσθαι τῆς τελευτῆς τοῦ κρίναντος καὶ προθεμένου πολεμεῖν· ὃ συμβαίνει τοῖς ὑπὸ τῶν ἄλλων συγγραφέων εἰρημένοις· πάντα γάρ ἐστι τὰ λε-
20 γόμενα παρ' αὐτοῖς ὕστερα τῆς Φιλίππου τελευτῆς. —

1102] Ὅτι Φιλοποίμην πρὸς Ἄρχωνα τὸν στρατηγὸν λόγοις τισὶ διεφέρετο. ὁ μὲν οὖν Φιλοποίμην εὐδοκήσας ἐκ τοῦ καιροῦ τοῖς λεγομένοις καὶ [19 (14) (23, 10a) [961

---

1 τὴν add. *Ge* 5 ἁπλοῦσ M, corr. *Ma*, ex cod. dubitanter comprobavit *Bo* 9 s. ταῖς — κεκριμέναις Cobetus l. c. 10 (ἐπιγενέσθαι) χειριστὴν Campius *Pol. Gesch. übersetzt* cet. Stutg. 1863, 1289 ann. 2 *BW*, χρῆσθαι M, ἐγχειρῆσαι Cobetus l. c., χρήσασθαι πρὸς τὸν χειρισμὸν vel χρησάμενον ἅψασθαι (vel ἐφικέσθαι) *Hu* 13 ἑτοίμουσ M, corr. Kaelker l. c. 239 *BW* 14 σχεῖν Cobetus l. c. 16 καὶ ἐκεῖνο M, corr. *Hu Philol.* 1859, 312 *BW*, v. *BW* Fleckeis. annal. 1889, 686 16. 17 τὰς αἰτίας *Ge* pro ταύτας 21—120, 12 M 64, 13—28 *Hey*, v. *BW Beitr.* 9 ss.

μεταγνοὺς ἐπῄνει τὸν Ἄρχωνα φιλοφρόνως, ὡς ἐν-
2 τρεχῶς καὶ πανούργως τῷ καιρῷ κεχρημένον. ἔμοιγε
μήν, φηϲὶν ὁ Πολύβιοϲ, οὔτε τότε παρόντι τὸ ῥηθὲν
εὐηρέστησεν, ὥστ' ἐπαινοῦντά τινα κακῶς ἅμα ποιεῖν,
3 οὔτε μετὰ ταῦτα τῆς ἡλικίας προβαινούσης· πολὺ γὰρ 5
δή τι μοι δοκεῖ κεχωρίσθαι κατὰ τὴν αἵρεσιν ὁ πραγμα-
τικὸς ἀνὴρ τοῦ κακοπράγμονος καὶ παραπλησίαν ἔχειν
διαφορὰν τῷ κακεντρεχεῖ πρὸς τὸν ἐντρεχῆ· ἃ μὲν γάρ
ἐστι κ(άλλ)ιστα τῶν ὄντων ὡς ἔπος εἰπεῖν, ἃ δὲ τοὐ-
4 ναντίον· ἀλλὰ διὰ τὴν νῦν ἐπιπολάζουσαν ἀκρισίαν 10
βραχείας ἔχοντα κοινότητας τὰ προειρημένα τῆς αὐτῆς
ἐπισημασίας καὶ ζήλου τυγχάνει παρὰ τοῖς ἀνθρώποις.

II. RES ASIAE.

20] Ὅτι Ἀπολλωνίϲ, ἡ Ἀττάλου τοῦ πατρὸϲ [967
1108] (23, 18) Εὐμένουϲ τοῦ βαϲιλέωϲ γαμετή, Κυζικηνὴ ἦν, 15
γυνὴ διὰ πλείους αἰτίας ἀξία μνήμης καὶ παρασημασίας.
2 καὶ γὰρ ὅτι δημότις ὑπάρχουσα βαϲίλιϲϲα ἐγεγόνει
καὶ ταύτην διεφύλαξε τὴν ὑπεροχὴν μέχρι τῆς τελευ-
ταίας, οὐχ ἑταιρικὴν προσφερομένη πιθανότητα, σω-
φρονικὴν δὲ καὶ πολιτικὴν σεμνότητα καὶ καλοκαγα- 20
θίαν, δικαία τυγχάνειν τῆς ἐπ' ἀγαθῷ μνήμης ἐστίν,

---

4 ἅμα λέγειν Madvigius advers. crit. I 483 9 κ . . . ιστα M, corr. *Ma* 14—121, 16 P 306[u] s., *Va* 113, Suid. v. Ἀπολλωνιάς; v. *BW Beitr.* 8 s. 14 ἀπολλωνιάσ P, corr. *Di*, v. Pauly-Wissowa *Realencycl.* II 163 n. 4 ἡ om. Suid. 15 Κυζικηνὴ ἦν — 16 παρασημασίας om. Suid. 17 καὶ γὰρ ὅτι] ἥτις Suid. ὅτι del. *Hu* οὖσα Suid. βασίλεισσα P 18 τελευταίασ ὅτι P, τελευταίας ἡμέρας Suid., τελευταίας *Va*, v. Krebsium *Die Präpositionsadv. i. d. spät. hist. Gräc.* Monach. 1885, II 11 21 ante δικαία add. καὶ P, del. *Sch* 21 δι-καία — 121, 1 καὶ καθότι om. Suid.

1109] *καὶ καθότι τέτταρας υἱοὺς γεννήσασα πρὸς πάντας* 3
τούτους ἀνυπέρβλητον διεφύλαξε τὴν εὔνοιαν καὶ φιλο-
στοργίαν μέχρι τῆς τοῦ βίου καταστροφῆς, καίτοι χρό-
νον οὐκ ὀλίγον ὑπερβιώσασα τἀνδρός. πλὴν οἵγε περὶ 4
5 *τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήσαντο*
φήμην, ἀποδιδόντες τῇ μητρὶ τὴν καθήκουσαν χάριτα
καὶ τιμήν. ἄγοντες γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέσην 5
αὐτῶν τὴν μητέρα περιῄεσαν τὰ θ' ἱερὰ καὶ τὴν πόλιν
μετὰ τῆς θεραπείας. ἐφ' οἷς οἱ θεώμενοι μεγάλως 6
10 *τοὺς νεανίσκους ἀπεδέχοντο καὶ κατηξίουν καὶ μνη-* 7
μονεύοντες τῶν περὶ τὸν Κλέοβιν καὶ Βίτωνα συν-
έκρινον τὰς αἱρέσεις αὐτῶν, καὶ τὸ τῆς προθυμίας
τῆς ἐκείνων λαμπρὸν τῷ τῆς ὑπεροχῆς τῶν βασιλέων
ἀξιώματι συναναπληροῦντες. ταῦτα δ' ἐτελέσθη ἐν 8
15 Κυζίκῳ *μετὰ τὴν διάλυσιν τὴν πρὸς Προυσίαν τὸν*
βασιλέα. —

Ὅτι Ὀρτιάγων ὁ Γαλάτης, τῶν ἐν τῇ [21 942
Ἀσίᾳ βασιλεύων, *ἐπεβάλετο τὴν ἁπάντων τῶν* (22, 21)
Γαλατῶν δυναστείαν εἰς αὑτὸν μεταστῆσαι, καὶ πολλὰ 2
20 *πρὸς τοῦτο τὸ μέρος ἐφόδια προσεφέρετο καὶ φύσει*
καὶ τριβῇ. καὶ γὰρ εὐεργετικὸς ἦν καὶ μεγαλόψυχος 3

---

1 *καθότι* Kaelker l. c. 244 *BW*, *καθόλου* P *Hu*, *καθόλου ὅτι* *Va*   *τέτταρας γὰρ* Suid.   2 *ἐφύλαξεν εὔνοιαν* Suid.   3 *μέχρι τελευτῆς* Suid.   5 *ἐποιήσαντο* P, corr. *Va* e Suida   7 *ταῖν* Suid., sed v. E. Hassium Fleckeis. annal. 1893, 164   8 *αὐτῶν* P, corr. *Be*   *παρῄεσαν* Suid.   *θϊερὰ* P   11 *τὸν* om. Suid.   *κλεόβιν* P, corr. *Va*   14 *δ'* om. Suid.   17—122, 3 P 307r, *Va* 114, **Suid. v. *Ὀρτιάγων***; v. *BW Beitr.* 8 s.   17 *ὁ γαλάτησ τῶν ἐν τῆι ἀσίαι βα|σιλεων* (*βασιλεύων Hu*) *ἐπεβάλετο* P *Hu*, *Γαλάτης· ὃς ἐπεβάλετο τῶν ἐν τῇ Ἀσίᾳ βασιλεύων* Suid., *ὁ βασιλεὺς τῶν ἐν τῇ Ἀσίᾳ Γαλατῶν ἐπεβάλετο* *Va* vulgo   19 *αὐτὸν* P, *ἑαυτὸν* Suid., corr. *Va*   20 *προσεβάλλετο* Suid.   21—122, 3 *εὐεργ. ἦν καὶ πολεμικὸς καὶ δυναμικὸς πρὸς πολεμικὰς χρείας* Suid.

4 *καὶ κατὰ τὰς ἐντεύξεις εὔχαρις καὶ συνετός, τὸ δὲ συνέχον παρὰ Γαλάταις, ἀνδρώδης ἦν καὶ δυναμικὸς πρὸς τὰς πολεμικὰς χρείας.*

III. RES AEGYPTI.

22] (23, 17) Ὅτι Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου τοῦ βα- 5
σιλέως Αἰγύπτου *εὐνοῦχος μὲν ἦν, ἐκ παιδίου*
2 *δ' ἐγεγόνει σύντροφος τῷ βασιλεῖ. τῆς δ' ἡλικίας* [967
προβαινούσης ἀνδρωδεστέραν εἶχεν ἢ κατ' εὐνοῦχον
1110 3] *τόλμαν καὶ προαίρεσιν. καὶ γὰρ φύσει στρατιωτικὸς ἦν καὶ τὴν πλείστην ἐποιεῖτο διατριβὴν ἐν τού-* 10
4 *τοις καὶ περὶ ταῦτα. παραπλησίως δὲ καὶ κατὰ τὰς ἐντεύξεις ἱκανὸς ὑπῆρχε καὶ τὸν κοινὸν νοῦν εἶχεν, ὃ*
5 *σπάνιόν ἐστι. πρὸς δὲ τούτοις πρὸς εὐεργεσίαν ἀνθρώπων πεφύκει καλῶς.*

5—14 P 307ʳ, *Va* 114, Suid. v. *Ἀριστόνικος*; v. *BW Beitr.* 8 s. 8 *εἶχεν ἢ* Suid., *ἔσχε* P 10 *διατριβὴν ἐποιεῖτο* (cum hiatu) Suid. 11 *δὲ* om. Suid. 14 *πεφύκει* P *Hu E.Z.* XXXII 16 *BW*, *ἐπεφύκει* Suid. *Va* vulgo *καλὸς* Suid.

FRAGMENTA LIBRI XXIII.

A. OLYMP. 149, 1.

I. RES ITALIAE.

Ὅτι κατὰ τὴν ἐνάτην καὶ τετταρακοστὴν ὀλυμ- 1
πιάδα πρὸς ταῖς ἑκατὸν εἰς τὴν Ῥώμην ἠθροίσθησαν (24, 1)
πρεσβειῶν πλῆθος ἀπὸ τῆς Ἑλλάδος, ὅσον οὐ τα- [968
5 *χέως πρότερον. τοῦ γὰρ Φιλίππου συγκλεισθέντος εἰς* 2
τὴν κατὰ τὸ σύμβολον δικαιοδοσίαν πρὸς τοὺς ἀστυ-
γείτονας, καὶ τῶν Ῥωμαίων γνωσθέντων ὅτι προσ-
δέχονται τὰς κατὰ Φιλίππου κατηγορίας καὶ πρόνοιαν
ποιοῦνται τῆς ἀσφαλείας (τῶν) πρὸς αὐτὸν ἀμφισβη-
0 *τούντων, ἅπαντες οἱ παρακείμενοι τῇ Μακεδονίᾳ παρ-* 3
ῆσαν, οἱ μὲν κατ' ἰδίαν, οἱ δὲ κατὰ πόλιν, οἱ δὲ κατὰ
τὰς ἐθνικὰς συστάσεις, ἐγκαλοῦντες τῷ Φιλίππῳ. σὺν 4
δὲ τούτοις οἱ παρ' Εὐμένους ἧκον ἅμ' Ἀθηναίῳ τῷ
τοῦ βασιλέως ἀδελφῷ, κατηγορήσοντες αὐτοῦ περί τε
5 *τῶν ἐπὶ Θρᾴκης πόλεων καὶ περὶ τῆς ἀποσταλείσης*

2—130, 17 X 101u—108r, O 171u—176r, U* 41—55, *Ur* XLVI; v. Liv. 39, 46, 6—48, *Ni* 226, 333, *Ni Rhein. Mus.* 1871, 264 ss., *Stei* 40 2 *τὴν ἐνάτην καὶ τετταρακοστὴν Be*, *τὴν ἐννάτην καὶ τεσσαρακοστὴν* O, *τὴν ϑ̄ καὶ μ̄* Y *Ur* 3 *ταῖς ρ̄* Y *Ur* *ἠθροίσθησαν* Ye, corr. *B W* I 77 6 *διαδοσίαν* Y, corr. *Ur* 9 *τῶν* add. *Ur* *ἀμφιβηστούντων* O 14 *κατηγορήσαντες* O

5 *Προυσίᾳ βοηθείας. ἧκε δὲ καὶ Δημήτριος ὁ τοῦ Φι-
λίππου πρὸς πάντας τούτους ἀπολογησόμενος, ἔχων
Ἀπελλῆν καὶ Φιλοκλῆ μεθ' αὐτοῦ, τοὺς τότε δοκοῦντας*
6 *εἶναι πρώτους φίλους τοῦ βασιλέως. παρῆσαν δὲ καὶ
παρὰ Λακεδαιμονίων πρέσβεις, ἀφ' ἑκάστου γένους τῶν* 5
1111 7] *ἐν τῇ πόλει. πρῶτον μὲν οὖν ἡ σύγκλητος εἰσ-
εκαλέσατο τὸν Ἀθήναιον καὶ δεξαμένη τὸν στέφανον,
ὃν ἐκόμιζεν ἀπὸ μυρίων καὶ πεντακισχιλίων χρυσῶν,
ἐπῄνεσέ τε μεγαλομερῶς τὸν Εὐμένη καὶ τοὺς ἀδελ-
φοὺς διὰ τῆς ἀποκρίσεως καὶ παρεκάλεσε μένειν ἐπὶ* 10
8 *τῆς αὐτῆς αἱρέσεως. ἐπὶ δὲ τούτῳ τὸν Δημήτριον εἰσ-
αγαγόντες οἱ στρατηγοὶ παρεκαλέσαντο τοὺς κατηγο-
ροῦντας τοῦ Φιλίππου πάντας καὶ παρῆγον κατὰ μίαν*
9 *πρεσβείαν. οὐσῶν δὲ τῶν πρεσβειῶν πολλῶν, καὶ τῆς
εἰσόδου τούτων γενομένης ἐπὶ τρεῖς ἡμέρας, εἰς ἀπο-* 15
ρίαν ἐνέπιπτεν ἡ σύγκλητος περὶ τοῦ πῶς δεῖ χειρι-
10 *σθῆναι τὰ κατὰ μέρος. παρά τε γὰρ Θετταλῶν καὶ
κατὰ κοινὸν ἧκον καὶ κατ' ἰδίαν ἀφ' ἑκάστης πόλεως
πρεσβευταί, παρά τε Περραιβῶν, ὁμοίως δὲ καὶ παρ'
Ἀθαμάνων καὶ παρ' Ἠπειρωτῶν καὶ παρ' Ἰλλυριῶν·* 20
11 *(ὧν) οἱ μὲν περὶ χώρας, οἱ δὲ περὶ σωμάτων, οἱ δὲ
περὶ θρεμμάτων ἧκον ἀμφισβητοῦντες, ἔνιοι δὲ περὶ*
12 *συμβολαίων καὶ τῶν εἰς αὐτοὺς ἀδικημάτων, τινὲς μὲν
οὐ φάσκοντες δύνασθαι τυχεῖν τοῦ δικαίου κατὰ τὸ*

---

1 *παρουσία* O 2 *τούτοις* Y, corr. *Ur* *ἀπολογησάμενος* O 3 *ἀπελλῆ* Y vulgo, *ἀπελῆ* O, corr. *Di* *φιλοκλῆ* U*² *Ur*, *φιλοκλεῖ* Y *μεθαυτοῦ* X, *μεθ' αὐτοῦ* Y, *μεθ' ἑαυτοῦ* U* *Ur*, corr. *Di* 5 *λακεδαιμόνων* O 7 *ἀθηναῖον* Y, corr. *Be* 10 *καὶ* del. O ante *επὶ* (sic) 12 *παρεισεκαλέσαντο Gro*, *προσ-εκαλέσαντο Na* 257; sed *παρεκαλέσαντο* est 'advocaverunt' 16 post *περὶ* add. *δὲ* Y, del. *Ur* 20 *ἀθαμανῶν* Y, corr. *Ca* 860 21 *ὧν* add. *Be* *μὲν* U* *Ur*, *μὴ* Y 23 *αὐτοὺς* Y, corr. *Be* 24 *οὖν φάσκοντες* Y, *οὖν φάσκοντες* (*μὴ*) *Ur*, corr. *Sch*

σύμβολον διὰ τὸ τὸν Φίλιππον ἐκκόπτειν τὴν δικαιο- [969
δοσίαν, τινὲς δ' ἐγκαλοῦντες τοῖς κρίμασιν ὡς παρα-
βεβραβευμένοι, διαφθείραντος τοῦ Φιλίππου τοὺς δι-
καστάς. καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία καὶ δυσχώ- 13
5 ρητος ἐκ τῶν κατηγορουμένων.

Ὅθεν ἡ σύγκλητος, οὔτ' αὐτὴ δυναμένη διευ- [2
κρινεῖν οὔτε τὸν Δημήτριον κρίνουσα δεῖν ἑκάστοις (24, 2)
τούτων λόγον ὑπέχειν, ἅτε καὶ φιλανθρώπως πρὸς 2
αὐτὸν διακειμένη καὶ θεωροῦσα νέον ὄντα κομιδῇ καὶ
10 πολὺ τῆς τοιαύτης συστροφῆς καὶ ποικιλίας ἀπολειπό-
μενον, μάλιστα δὲ βουλομένη μὴ τῶν Δημητρίου λό- 3
γων ἀκούειν, ἀλλὰ τῆς Φιλίππου γνώμης ἀληθινὴν
λαβεῖν πεῖραν, αὐτὸν Δημήτριον παρέλυσε τῆς δικαιο- 4
1112] λογίας, ἤρετο (δὲ) τὸν νεανίσκον καὶ τοὺς σὺν
15 αὐτῷ φίλους εἴ τινα περὶ τούτων ὑπομνηματισμὸν
ἔχουσι παρὰ τοῦ βασιλέως. τοῦ δὲ Δημητρίου φή- 5
σαντος ἔχειν καὶ προτείναντός τι βυβλίδιον οὐ μέγα,
λέγειν αὐτὸν ἐκέλευσεν ἥνπερ τὰ ὑπομνήματα περιεῖχε
πρὸς ἕκαστον τῶν κατηγορουμένων ἀπόφασιν κεφα-
20 λαιώδη. ὁ δὲ τὸ μὲν πεποιηκέναι τὸ προσταχθὲν ὑπὸ 6

---

1 ἐκκόπτειν τῇ δικαιοδοσίᾳ (Y), ἐγκόπτειν τῇ δικαιοδοσίᾳ *Ca* 860, corr. *Sch* coll. 20, 6, 2 2 παραβεβραβευμένοι (Y) *Ur* vulgo ante *Sch*, παραβεβραβευμένοις O vulgo post *Sch* 4 ἀκρασία Y *Ur*, ἀκακία O, corr. *Ca* 861; v. 5, 48, 5 δυσχείριστος vel δυσθεώρητος vel δυσδιαχώρητος *Rei* 676, sed v. *Sch* 5 ἐκ τῶν — 6 σύγκλητος om. O 6 οὐ ταύτῃ O διακρινεῖν O 7 ἀρίνουσα Y, corr. *Ur* ante ἑκάστοις add. ἐφ' *Ca* 861, del. *Sch* 8 τούτων] τοῦ· τὸν O 9 διακειμένοις O 10 συστροφίας Y, *vafritiam* intellegit *Ca* l. c., *coitionem multorum in unum Sch*, εὐστροφίας vel δυστροπίας *Rei* 676, corr. *BW* coll. 4, 34, 6 ἀπολιπόμενον O 13 post αὐτὸν add. μὲν *Rei* 676 vulgo, del. *BW*; v. *Hu* praef. I², 65 ss. 14 εἴρετο Y, corr. *Sch* δὲ add. *Ur* 17 πρὸς τείναντος O, sed ς vocis πρὸς deletum βιβλίδιον Y, corr. *Hu* (ὃν) οὐ *Rei* 676 18 ἥνπερ *Ca* 861, ἅπερ Y 20 τὸ δὲ πρ. O

Ῥωμαίων ἔφασκεν, ἢ τὴν αἰτίαν τοῦ μὴ πεπρᾶχθαι
7 τοῖς ἐγκαλοῦσιν ἀνετίθει. προσέκειτο δὲ πρὸς ταῖς
πλείσταις ἀποφάσεσι "καίτοι οὐκ ἴσως χρησαμένων ἡμῖν
τῶν πρεσβευτῶν τῶν περὶ Καικίλιον ἐν τούτοις" καὶ
πάλιν "καίτοι γε οὐ δικαίως ἡμῶν ταῦτα πασχόντων". 5
8 τοιαύτης δ' οὔσης τῆς Φιλίππου γνώμης ἐν πάσαις
ταῖς ἀποφάσεσι, διακούσασα τῶν παραγεγονότων ἡ σύγ-
9 κλητος μίαν ἐποιήσατο περὶ πάντων διάληψιν. ἀπο-
δεξαμένη γὰρ τὸν Δημήτριον μεγαλομερῶς καὶ φιλαν-
θρώπως διὰ τοῦ στρατηγοῦ, πολλοὺς καὶ παρακλητι- 10
κοὺς πρὸς αὐτὸν διαθεμένη λόγους, ἀπόκρισιν ἔδωκε
διότι περὶ πάντων καὶ τῶν εἰρημένων ὑπ' αὐτοῦ καὶ
τῶν ἀνεγνωσμένων Δημητρίῳ πιστεύει διότι τὰ μὲν
γέγονε, τὰ δ' ἔσται, καθάπερ δίκαιόν ἐστι γίνεσθαι.
10 ἵνα δὲ καὶ Φίλιππος εἰδῇ διότι τὴν χάριν ταύτην ἡ 15
σύγκλητος Δημητρίῳ δίδωσιν, ἐξαποστελεῖν ἔφη πρε-
σβευτὰς ἐποψομένους εἰ γίνεται πάντα κατὰ τὴν τῆς
συγκλήτου βούλησιν, ἅμα δὲ διασαφήσοντας τῷ βασιλεῖ
διότι τῆς συμπεριφορᾶς τυγχάνει ταύτης διὰ Δη- [970
11 μήτριον. καὶ ταῦτα μὲν τοιαύτης ἔτυχε διεξαγωγῆς. 20
3] Μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρ' Εὐμένους
(24. 3) πρέσβεις (καὶ) περί τε τῆς βοηθείας τῆς ἀποσταλεί-
σης ὑπὸ τοῦ Φιλίππου τῷ Προυσίᾳ κατηγόρησαν καὶ

---

1 πεπρᾶχθαι O[a] *Sch*, πεπράχθαι Y *Ur* vulgo 2 ἀνετίθη O 3 ἀποφάσεσιν Y[a] *Ur* vulgo, ἀποφάσεσι X *BW* καίτοι γ' *Ben* 287, καίπερ *Hu*. Hiatus non offendit, quod Philippi excusationes ex eius libello ad verbum afferuntur 5 γε οὐ] v. ad vs. 3 πασχόντων *Ur* pro παρασχόντων 8 λίαν O περὶ πάντων om. O, add. O[m] 14 δὲ Y, corr. *BW* 16 δίδωσι X 17 τὴν om. O 18 διασαφήσαντας ον super αν superscripto X, διεσαφήσοντας O 21 εἰσῆλθον del. *Hu* 22 καὶ add. *BW* 23 κατηγορῆσαι Y *Ur* vulgo, κατηγορήσοντες *Na* 353, corr. *Hu*

περὶ τῶν ἐπὶ Θρᾴκης τόπων, φάσκοντες οὐδ' ἔτι καὶ
νῦν αὐτὸν ἐξαγηοχέναι τὰς φρουρὰς ἐκ τῶν πόλεων.
1113] τοῦ δὲ Φιλοκλέους ὑπὲρ τούτων βουληθέντος ἀπο- 2
λογεῖσθαι διὰ τὸ καὶ πρὸς τὸν Προυσίαν (πε)πρεσβευ-
5 κέναι καὶ τότε περὶ τούτων ἐξαπεστάλθαι πρὸς τὴν
σύγκλητον ὑπὸ τοῦ Φιλίππου, βραχύν τινα χρόνον ἡ 3
σύγκλητος ἐπιδεξαμένη τοὺς λόγους ἔδωκεν ἀπόκρισιν
διότι, τῶν ἐπὶ Θρᾴκης τόπων ἐὰν μὴ καταλάβωσιν οἱ
πρεσβευταὶ πάντα διῳκημένα κατὰ τὴν τῆς συγκλήτου
10 γνώμην καὶ πάσας τὰς πόλεις εἰς τὴν Εὐμένους πίστιν
ἐγκεχειρισμένας, οὐκέτι δυνήσεται φέρειν οὐδὲ καρτε-
ρεῖν παρακουομένη περὶ τούτων.

Καὶ τῆς μὲν Φιλίππου καὶ Ῥωμαίων παρατριβῆς 4
ἐπὶ πολὺ προβαινούσης ἐπίστασις ἐγενήθη κατὰ τὸ
15 παρὸν διὰ τὴν τοῦ Δημητρίου παρουσίαν· πρὸς μέντοι 5
γε τὴν καθόλου τῆς οἰκίας ἀτυχίαν οὐ μικρὰ συνέβη
τὴν εἰς τὴν Ῥώμην τοῦ νεανίσκου πρεσβείαν συμβαλέ-
σθαι. ἥ τε γὰρ σύγκλητος ἀπερεισαμένη τὴν χάριν ἐπὶ 6
τὸν Δημήτριον ἐμετεώρισε μὲν τὸ μειράκιον, ἐλύπησε
20 δὲ καὶ τὸν Περσέα καὶ τὸν Φίλιππον ἰσχυρῶς τῷ δο-
κεῖν μὴ δι' αὐτούς, ἀλλὰ διὰ Δημήτριον τυγχάνειν τῆς
παρὰ Ῥωμαίων φιλανθρωπίας. ὅ τε Τίτος ἐκκαλεσά- 7
μενος τὸ μειράκιον καὶ προβιβάσας εἰς λόγους ἀπορ-

---

1 φάσκοντες U*• *Ur*, φάσκον Y οὐδέ τι (Y), corr. *Ca* 862 2 ἐξαγηοχέναι O ante *Ca* 862, ἐξαγειοχέναι Y *Ur* 4 πρεσβευκέναι Y, corr. *Ur* 10 εὐμενοῦς .Y, corr. *Ur* 11 ἐγκεχρισμένας O δυνήσηται Y, δυνήσεται η superscripto super ε O, corr. *Ur* 12 παρακρουομένης Y, παρακρουμένη *Ur*, παρακρουομένη *Ur* not. 62 *Ca* 862, corr. *Sch* 16 οἰκίας X• ante *Ur*, οἰκείας OU* ἀτυχίας Y, corr. *Ur* 17 συμβάλεσθαι Y, συμβάλλεσθαι U* *Ur*, corr. *Hu* (v. *Hu* *E.Z.* XIX 1) 21 τὴν — 22 φιλανθρωπίαν O 22 ὅ τε Ernestus pro ὅτε Τῖτος Palmerius *Sch*, corr. *Be*, τις (Y) *Ur*, καὶ τὶς *Ca* 862

ρήτους, οὐκ ὀλίγα συνεβάλετο πρὸς τὴν αὐτὴν ὑπό-
8 θεσιν. τόν τε γὰρ νεανίσκον ἐψυχαγώγησεν, ὡς αὐ-
τίκα μάλα συγκατασκευασόντων αὐτῷ Ῥωμαίων τὴν
βασιλείαν, τούς τε περὶ τὸν Φίλιππον ἠρέθισε, γρά-
ψας ἐξ αὐτῆς τὸν Δημήτριον ἀποστέλλειν πάλιν εἰς 5
τὴν Ῥώμην μετὰ τῶν φίλων ὡς πλείστων καὶ χρησι-
9 μωτάτων. ταύταις γὰρ ταῖς ἀφορμαῖς χρησάμενος ὁ
Περσεὺς μετ' ὀλίγον ἔπεισε τὸν πατέρα συγκαταθέσθαι
τῷ Δημητρίου θανάτῳ.

10 Περὶ μὲν οὖν τούτων ὡς ἐχειρίσθη τὰ κατὰ [971
4] μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν. ἐπὶ δὲ τούτοις εἰσ-
(24, 4) εκλήθησαν οἱ παρὰ τῶν Λακεδαιμονίων πρέσβεις.
1114 2] τούτων δ' ἦσαν διαφοραὶ τέτταρες. οἱ μὲν γὰρ
περὶ Λῦσιν ἥκοντες (ὑπὲρ) τῶν ἀρχαίων φυγάδων ἐπρέ-
σβευον, φάσκοντες δεῖν ἔχειν αὐτοὺς πάσας τὰς κτή- 15
3 σεις, ἀφ' ὧν ἐξ ἀρχῆς ἔφυγον· οἱ δὲ περὶ τὸν Ἀρέα
καὶ τὸν Ἀλκιβιάδην, ἐφ' ᾧ ταλαντιαίαν λαβόντες κτῆ-
σιν ἐκ τῶν ἰδίων τὰ λοιπὰ διαδοῦναι τοῖς ἀξίοις τῆς
4 πολιτείας. Σήριππος δ' ἐπρέσβευε περὶ τοῦ μένειν
τὴν ὑποκειμένην κατάστασιν, ἣν ἔχοντές ποτε συνεπο- 20
5 λιτεύοντο μετὰ τῶν Ἀχαιῶν. ἀπὸ δὲ τῶν τεθανατω-
μένων καὶ τῶν ἐκπεπτωκότων κατὰ τὰ τῶν Ἀχαιῶν

---

1 συνεβάλετο Y *Hu* (v. *Hu E.Z.* XXI 18), συνεβάλλετο U* *Ur* vulgo 3 συγκατασκευασάντων Y, corr. *Ca* 862
4 γράψας Y ante *Ca* 862, γράψαι U* *Ur* 6 πλεῖστον καὶ χρησιμώτατον Y, πλεῖστον (ὠφέλιμον) καὶ χρ. *Ur*, corr. *Gro*[m] *Sch*
12 λακεδαιμόνων O[m] addito γρ' 13 δ̄ Y 14 λύσιν Y, λύσεως *Ur*, Λυσίαν *Rei* 676, Λύσιν *Sch*, Λῦσιν *Be*, Κλῆτιν coni. *BW* coll. 23, 18, 5 .ἥκοντες] ὄντες coni. *Sch* ὑπὲρ add. *Rei* 676 *BW* 16 ἀφ' Y *Ur Sch*, ἐφ' *Ca* 863 vulgo; v. 25, 3, 2 ἀρέα Y *Sch*, ἀρὲ superscripto τ O, ἄρεα *Ur* vulgo
17 ᾧ pro ὧν *Ur* 19 σήριπος Y, corr. *Ur* δ' Y *Hu*, δὲ U* *Ur* vulgo 20 ἔχοντος O 21 τεθανατομένων X
22 κατὰ τὰ *Ur* pro τὰ κατὰ

δόγματα παρῆσαν οἱ περὶ Χαίρωνα, κάθοδον αὑτοῖς
ἀξιοῦντες συγχωρηθῆναι καὶ τὴν πολιτείαν ἀποκατα-
σταθῆναι τοιαύτην, *** ἐποιοῦντο πρὸς τοὺς Ἀχαιοὺς 6
οἰκείους ταῖς ἰδίαις ὑποθέσεσι λόγους. οὐ δυναμένη 7
5 (δὲ) διευκρινεῖν ἡ σύγκλητος τὰς κατὰ μέρος διαφοράς,
προεχειρίσατο τρεῖς ἄνδρας τοὺς καὶ πρότερον ἤδη
πεπρεσβευκότας περὶ τούτων εἰς τὴν Πελοπόννησον·
οὗτοι δ' ἦσαν Τίτος, Κόιντος Καικίλιος, (Ἄππιος
Κλαύδιος). ἐφ' οἷς γενομένων λόγων πλειόνων, ὑπὲρ 8
10 μὲν τοῦ καταπορεύεσθαι τοὺς πεφευγότας καὶ τεθανα-
τωμένους καὶ περὶ τοῦ μένειν τὴν πόλιν μετὰ τῶν
Ἀχαιῶν ἐγένετο πᾶσι σύμφωνον, περὶ δὲ τῶν κτήσεων, 9
πότερον δεῖ τὸ τάλαντον εἰς ἑκάστους τοὺς φυγάδας
ἐκ τῶν ἰδίων ἐκλέξασθαι ***, περὶ τούτων διημφισβή-
15 τουν πρὸς ἀλλήλους. ἵνα δὲ μὴ πάλιν ἐξ ἀκεραίου 10
περὶ πάντων ἀντιλέγοιεν, ἔγγραπτον ὑπὲρ τῶν ὁμολο-
γουμένων ***, ἐφ' ὃ πάντες ἐπέβαλοντο τὰς ἰδίας

---

1 *χαίρωνα* Y *Sch* auctore *Rei* 677, *χάρωνα* *Ur* vulgo; v. 24, 7, 1 et 6 ss. *αὐτοῖς* Y, corr. *Be* 3 ***] lac. indicat *Sch* *ἐπορεύοντο* Y, corr. *Ca* 863 ante *πρὸς* add. *δὲ* *Ur*, del. *Hu* 4 ante *οἰκείους* add. (cum hiatu) *ἕκαστοι* *Sch*, post *οἰκ*. addendum esse coni. *Hu* *λόγοις* O 5 *δὲ* add. *Ca* 863 6 *προεχειρίσατο* Y ante *Ca* 863, *προεχειρήσατο* XU* *Ur* 8 s. *τίτος κόιντος. καικίλιος* (*καὶ κίλιος* X) Y, *τίτος καικίλιος* O, *τῖτος, κοίντιος, καικίλιος* *Ur*, post *καικίλιος* add. *Ἄππιος* *Gro*[m], *Ἄππιος Κλαύδιος* *BW*; v. C. Wachsmuthium *Leipz. Stud.* 1887, 286 10 *κατὰ πεφευγότας* Y, *καταπεφευγόντας* (*ν* lineola signavit *Ur*) U* *Ur*, *καταπεφευγότας* *Ca* l. c., corr. *Be* 11 *τοῦ*] *τούτων* O 13 *εἰς ἑκάστους τοὺς* *Be*, *εἴς τε γὰρ τοὺς* Y, *εἰς ἑκάστους* *Sch* 14 ***] lac. indicat et add. *ἢ τὸ πᾶν ἔχειν* vel *ἢ τὰ ὅλα ἀνακτᾶσθαι* (cum hiatu) *Rei* 677, *μᾶλλον ἢ πάσας ἔχειν* add. *BW* 16 *ἀντιλέγοι ἐνέγγραπτον* O 17 ***] lac. indicat in U* et add. (cum hiatu) *γίνεσθαι ἐκέλευον* *Ur*, *γίνεσθαι προσέταττον* *BW* ὃ Y *Sch*, ᾧ U* (*Ur* vulgo) *ἐπεβάλλοντο* U* *Ur* vulgo, *ἐπεβάλοντο* Y[s] *Be*, *ἐπέβαλον* *Di*; v. *Hu* *E.Z.* XXI 8

1115 11] *σφραγῖδας. οἱ δὲ περὶ τὸν Τίτον βουλόμενοι καὶ
τοὺς Ἀχαιοὺς εἰς τὴν ὁμολογίαν ἐμπλέξαι, προσεκαλέ-*
12 *σαντο τοὺς περὶ Ξέναρχον. οὗτοι γὰρ ἐπρέσβευον τότε
παρὰ τῶν Ἀχαιῶν, ἅμα μὲν ἀνανεούμενοι τὴν συμμα-
χίαν, ἅμα δὲ τῇ τῶν Λακεδαιμονίων διαφορᾷ προσ-* 5
13 *εδρεύοντες. καὶ παρὰ τὴν προσδοκίαν ἐρωτώμενοι περὶ
τῶν γραφομένων, εἰ συνευδοκοῦσιν, οὐκ οἶδ' ὅπως* [972
14 *εἰς ἀπορίαν ἐνέπεσον. δυσηρεστοῦντο μὲν γὰρ τῇ καθ-
όδῳ τῶν φυγάδων καὶ τῶν τεθανατωμένων διὰ τὸ
γίνεσθαι παρὰ τὰ τῶν Ἀχαιῶν δόγματα καὶ παρὰ τὴν* 10
*στήλην, εὐδοκοῦντο δὲ τοῖς ὅλοις τῷ γράφεσθαι διότι
(δεῖ) τὴν πόλιν τῶν Λακεδαιμονίων πολιτεύειν μετὰ*
15 *τῶν Ἀχαιῶν. καὶ πέρας τὰ μὲν ἀπορούμενοι, τὰ δὲ
καταπληττόμενοι τοὺς ἄνδρας, ἐπεβάλοντο τὴν σφρα-*
16 *γῖδα. ἡ δὲ σύγκλητος προχειρισαμένη Κόιντον Μάρ-* 15
*κιον πρεσβευτὴν ἐξαπέστελλεν ἐπί τε τὰ κατὰ Μακε-
δονίαν καὶ τὰ κατὰ Πελοπόννησον.* —

5] Ὅτι *Δεινοκράτης ὁ Μεσσήνιος παραγενόμενος*
(24, 5) *εἰς τὴν Ῥώμην πρεσβευτὴς καὶ καταλαβὼν τὸν Τί-
τον πρεσβευτὴν καθεσταμένον ὑπὸ τῆς συγκλήτου πρός* 20

---

2 *ἐκπλέξαι* Y, *ἐκπλῆξαι* U* *Ur* vulgo, corr. *Rei* 677 *Hu* 4 *ἀνανευόμενοι* O 8 *ἐνέπεσε* O *καὶ* add. ante *δυσηρ.* Y, del. *Ca* 863 *δυσηρεστοῦντο* ex *δυσαρ.* O 9s. *τὸ* Cυγίνεσθαι (sic) X 10 *τὰ* Y ante *Ur*, om. U* 11 *δὲ* Y ante *Ur*, om. U* *ἄλλοις* U* *Ur*, *ὅλοις* Y U*m *Ur* in marg. 12 *δεῖ* add. *Ur* 14 *ἐπεβάλλοντο* U* *Ur* vulgo, *ἐπεβάλοντο* Y *Be*, *ἐπέβαλον* *Di*, v. p. 129, 17 *τῇ σφραγίδι* Y, *τὴν σφραγίδα* *Rei* 677 (accent. corr. *Be*), *τὰς σφραγίδας* (sic) coni. *Sch* 15 *προσχειριζομένη* U*, *προχειριζομένη* *Ur* vulgo, *προχειρησαμένη* X, *προχειρισαμένη* O *Be* 16 *ἐξαπέστειλεν* OU* *Ur* vulgo, *ἐξαπέστελλεν* X *BW*; v. *Hu* *E.Z.* XIV 3. 7 17 *τὰ* om. O 18—131, 8 X 108r s., O 176r, U* 55 s., *Ur* XLVII; cf. Liv. 39, 51, *Ni* 8 19. 131, 2 *τίτον* Y[s] *Be*, *τῖτον* OU* *Ur* vulgo 20 *καθεστάμενον* Y, corr. *Ca* 864

τε Προυσίαν καὶ τὸν Σέλευκον, περιχαρὴς ἐγενήθη,
νομίζων τὸν Τίτον διά τε τὴν πρὸς αὐτὸν φιλίαν — 2
ἐγεγόνει γὰρ αὐτῷ συνήθης κατὰ τὸν Λακωνικὸν πόλε-
μον — καὶ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα διαφοράν,
5 παραγενόμενον εἰς τὴν Ἑλλάδα, χειριεῖν τὰ κατὰ τὴν
Μεσσήνην πάντα κατὰ τὴν αὐτοῦ προαίρεσιν. διὸ καὶ 3
παρεὶς τἄλλα προσεκαρτέρει τῷ Τίτῳ καὶ πάσας εἰς
τοῦτον ἀπηρείσατο τὰς ἐλπίδας. —

Ὅτι Δεινοκράτης ὁ Μεσσήνιος ἦν οὐ μόνον κατὰ 4
10 τὴν τριβήν, ἀλλὰ καὶ κατὰ τὴν φύσιν αὐλικὸς καὶ
στρατιωτικὸς ἄνθρωπος. τὸν δὲ πραγματικὸν τρόπον 5
1116] ἐπέφαινε μὲν τέλειον, ἦν δὲ ψευδεπίγραφος καὶ
ῥωπικός. ἔν τε γὰρ τοῖς πολεμικοῖς κατὰ μὲν τὴν 6
εὐχέρειαν καὶ τὴν τόλμαν πολὺ διέφερε τῶν ἄλλων
15 καὶ λαμπρὸς ἦν ἐν τοῖς κατ' ἰδίαν κινδύνοις. ὁμοίως 7
δὲ καὶ κατὰ τὴν ἄλλην διάθεσιν ἐν μὲν ταῖς ὁμιλίαις
εὔχαρις καὶ πρόχειρος ἦν, παρά τε τὰς συνουσίας εὐ-
τράπελος καὶ πολιτικός, ἅμα δὲ τούτοις φιλέραστος,
περὶ δὲ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτενίσαι καὶ 8
20 προϊδέσθαι τὸ μέλλον ἀσφαλῶς, ἔτι δὲ παρασκευάσα-
σθαι καὶ διαλεχθῆναι πρὸς πλῆθος, εἰς τέλος ἀδύ-
νατος. καὶ τότε κεκινηκὼς ἀρχὴν μεγάλων κακῶν τῇ 9

---

6 *αὐτοῦ* Y, *αὐτοῦ* *Hu* 8 post *ἐλπίδας* pergunt Y: *καὶ ὁ δεινοκράτης παρῆν* cet. (v. p. 182, 15) 9—132, 17 **βούλησιν**: P 307ʳ s., *Va* 114, Suid. v. **Δεινοκράτης**. Hoc fragmentum inserendum esse Ursini eclogae de legationibus XLVII. docuit *Va* ann. 21 9 *ὁ* om. Suid. *ἦν* om. Suid. *Di* *κατὰ*¦*κατὰ* P 11 **τὸν—13 ῥωπικός**: Suid. v. **ῥωπικός** 11 *πρακτικὸν* Suid. v. *ῥωπικός* 12 *ἐπέφαινε* P cod. A Suidae v. *Δειν.* *Rei* 757 *Be*, *ὑπέφαινε* ceteri Suid. codices v. *Δειν.* et omnes v. *ῥωπ.* *Va* vulgo; v. 25, 3, 5 *μὲν* om. Suid. v. *ῥωπ.* 19 *περὶ κοινῶν δὲ* Suid. 20 *ἐμφρόνως* Suid. 21 *ἐς* Suid. 22 *καί ποτε* P Suid., corr. *Sch* *κεκινικὼσ* P

πατρίδι, τελείως οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν [978
ἀγωγὴν ἦγε τοῦ βίου, προορώμενος οὐδὲν τῶν μελ-
λόντων, ἐρῶν δὲ καὶ κωθωνιζόμενος ἀφ' ἡμέρας καὶ
10 τοῖς ἀκροάμασι τὰς ἀκοὰς ἀνατεθεικώς. βραχεῖαν δέ
τινα τῆς περιστάσεως ἔμφασιν ὁ Τίτος αὐτὸν ἠνάγ- 5
11 κασε λαβεῖν. ἰδὼν γὰρ αὐτὸν παρὰ πότον ἐν μακροῖς
ἱματίοις ὀρχούμενον, παρ' αὐτὰ μὲν ἐσιώπησε, τῇ δ'
αὔριον ἐντυγχάνοντος αὐτοῦ καί τι περὶ τῆς πατρίδος
12 ἀξιοῦντος "Ἐγὼ μέν, ὦ Δεινοκράτη, πᾶν" ἔφη "ποιήσω
τὸ δυνατόν· ἐπὶ δὲ σοῦ θαυμάζω πῶς δύνῃ παρὰ πό- 10
τον ὀρχεῖσθαι, τηλικούτων πραγμάτων ἀρχὴν κεκινη-
13 κὼς ἐν τοῖς Ἕλλησιν." ἐδόκει δὲ τότε βραχύ τι συσται-
λῆναι καὶ μαθεῖν ὡς ἀνοίκειον ὑπόθεσιν τῆς ἰδίας
αἱρέσεως καὶ φύσεως ἀποδέδωκε.
14 Πλὴν τότε παρῆν εἰς τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου 15
πεπεισμένος ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεσσήνην χειρι-
15 σθήσεσθαι κατὰ τὴν αὐτοῦ βούλησιν. οἱ δὲ περὶ τὸν
Φιλοποίμενα, σαφῶς ἐπεγνωκότες ὅτι περὶ τῶν Ἑλλη-

1 ante ετο add. δεινὸν Hertleinius Fleckeis. annal. 1877, 38, post ᾤετο add. δεῖν *Be*; sed v. *Hu* ad h. l. et cf. 28, 5, 4 2 προορωμενος—μελλόντων om. P 3 ἐρῶν—κωθωνιζόμενος: Suid. v. κωθωνίσαι 4 βραχεῖάν τε Suid. 5 τιτοσ P *Va Be*, τίτος Suid. *Sch* ἠνάγκασε P 6 ἰδὼν—12 Ἕλλησιν] cf. Plut. Flamin. c. 17 8 τῆσ P Suid. *Rei* 757 *Hu*, om *Va* vulgo 9 Δεινόκρατες coni. *Hu*, sed v. A. Eberhardum observ. Pol. part. Diss. inaug. Berol. 1862, 25 et Meisterhansium *Gramm. d. att. Inschr.*[3] Berol. 1900, § 53, 11 10 πό|τον P, corr. *Va* e Suida 12 ἕλλη|σιν P *Be*, Ἕλλησι Suid. *Va* vulgo δοκει (s. acc.) P, δοκεῖ Suid. *Va* vulgo, corr. *Na* 231 *BW* 13 ὑ|πόθεσι P, corr. *Va* e Suida 14 αἱρέσεωσ P 15 τό|γε παρῆν P, τόγε παρεῖναι Suid., corr. *Va* 15 s. **καὶ ὁ δεινοκράτης παρῆν μετὰ τοῦ τίτου εἰς τὴν ἑλλάδα πεπεισμένος** cet. — 133, 13: X 108ᵘ—109ᵘ, O 176ʳ s., U* 56 s.; v. ad p. 131, 8 16 χειρισθήσεσθαι P *Va Sch*, χειρωθήσεσθαι Suid., ἐγχειρισθήσεσθαι Y *Ur* vulgo 17 αὐτοῦ P[s] *Be*, αὑτοῦ Y vulgo βούλησιν: des. P. Suid.

νικῶν ὁ Τίτος οὐδεμίαν ἐντολὴν ἔχει παρὰ τῆς συγκλήτου, τὴν ἡσυχίαν εἶχον, καραδοκοῦντες αὐτοῦ τὴν 1117] παρουσίαν. ἐπεὶ δὲ καταπλεύσας εἰς Ναύπακτον 16 ἔγραψε τῷ στρατηγῷ καὶ τοῖς δαμιουργοῖς τῶν Ἀχαιῶν, 5 κελεύων συνάγειν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, ἀντ- 17 έγραψαν αὐτῷ διότι ποιήσουσιν, ἂν γράψῃ περὶ τίνων βούλεται διαλεχθῆναι τοῖς Ἀχαιοῖς· τοὺς γὰρ νόμους ταῦτα τοῖς ἄρχουσιν ἐπιτάττειν. τοῦ δὲ μὴ τολμῶντος 18 γράφειν, αἱ μὲν τοῦ Δεινοκράτους ἐλπίδες καὶ τῶν 10 ἀρχαίων λεγομένων φυγάδων, τότε δὲ προσφάτως ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων, καὶ συλλήβδην ἡ τοῦ Τίτου παρουσία καὶ προσδοκία τοῦτον τὸν τρόπον διέπεσεν.

II. RES GRAECIAE.

15 Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἐξαπεστάλησαν [6 980 (24, 11) ὑπὸ τῶν ἐκ Λακεδαίμονος φυγάδων πρέσβεις εἰς τὴν Ῥώμην, ἐν οἷς ἦν Ἀρκεσίλαος καὶ Ἀγησίπολις, ὃς ἔτι παῖς ὢν ἐγενήθη βασιλεὺς ἐν τῇ Σπάρτῃ. τούτους 2 μὲν οὖν λῃσταί τινες περιπεσόντες ἐν τῷ πελάγει 20 διέφθειραν, οἱ δὲ μετὰ τούτων κατασταθέντες διεκο- 3 μίσθησαν εἰς τὴν Ῥώμην.

1 τίτος Y[a] *Be*, τῖτος *Ur* vulgo ἔχει Y ante *Ur*, παρέχειν U* 3 νάπακτον X 4 ἔγραφε Y, corr. *Sch* δημιουργοῖς Y, corr. *Ni* 137 ann. coll. Liv. 32, 22, 2. 38, 30, 4 *BW*; v. Glaserum l. c. 29 ann. 6 ἂν γράψῃ *Ur* pro ἀναγράψαι 8 τολμόντος XO 9 καὶ αἱ coni. *Sch*, sed v. *BW* Fleckeis. annal. 1889, 679 10 ante ἐκ addendum esse αὖθις coni. *Sch* 15—21 X 109[a], O 176[a] s., U* 58, *Ur* XLIX. Hoc fragmentum transposuit post caput 9. (*Ur* LI.) *Sch*, ordinem eclogarum in codicibus servatum restituit *Hu*, rebus Graeciae hoc excerptum tribuit *Stei* 42 17 ἀρκεσίλατος X, corr. X[m] 18 ἔτι *Ur* pro ἐστι 20 διεκομίσθησαν Y *Ur* vulgo ante *Sch*, *Hu*, διεκόμησαν U*, ἐκομίσθησαν vulgo post *Sch*

III. RES MACEDONIAE.

7] (24, 7) Ὅτι τοῦ Δημητρίου παραγενηθέντος ἐκ τῆς [974 Ῥώμης εἰς τὴν Μακεδονίαν καὶ κομίζοντος τὰς ἀποκρίσεις, ἐν αἷς οἱ Ῥωμαῖοι πᾶσαν τὴν ἐξ αὐτῶν
1118] χάριν καὶ πίστιν εἰς τὸν Δημήτριον ἀπηρείδοντο 5 καὶ διὰ τοῦτον ἔφασαν πάντα πεποιηκέναι καὶ ποιή-
2 σειν, οἱ μὲν Μακεδόνες ἀπεδέχοντο τὸν Δημήτριον, μεγάλων ὑπολαμβάνοντες ἀπολελύσθαι φόβων καὶ κιν-
3 δύνων — προσεδόκων γὰρ ὅσον οὔπω τὸν ἀπὸ Ῥωμαίων πόλεμον ἐπ' αὐτοὺς ἥξειν διὰ τὰς τοῦ Φιλίππου 10
4 παρατριβάς — ὁ δὲ Φίλιππος καὶ Περσεὺς οὐχ ἡδέως ἑώρων τὸ γινόμενον, οὐδ' ἤρεσεν αὐτοῖς τὸ δοκεῖν τοὺς Ῥωμαίους αὐτῶν μὲν μηθένα λόγον ποιεῖσθαι, τῷ δὲ
5 Δημητρίῳ πᾶσαν ἀνατιθέναι τὴν ἐξ αὐτῶν χάριν. οὐ μὴν (ἀλλ') ὁ μὲν Φίλιππος ἐπεκρύπτετο τὴν ἐπὶ τού- 15 τοις δυσαρέστησιν, ὁ δὲ Περσεύς, οὐ μόνον ἐν τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ παρὰ πολὺ τἀδελφοῦ λειπόμενος, ἀλλὰ καὶ περὶ τἄλλα πάντα καθυστερῶν καὶ τῇ φύσει
6 καὶ τῇ κατασκευῇ, δυσχερῶς ἔφερε· τὸ δὲ συνέχον, ἐδεδίει περὶ τῆς ἀρχῆς, μὴ πρεσβύτερος ὢν ἐξωσθῇ 20

2—135, 2 X 109ᵘ—110ᵘ, O 177ʳs., U* 58—60, *Ur* L; v. Liv. 39, 53, 1—9, *Ni* 229s., 333 4 *αὐτῶν* Y, corr. *Be* 9 *προσεδόκων* Y *Sch*, *προσεδοκουν* (s. acc.) superscripto *ω* super *ου* et deleto U*, *προσέδοκουν* *Ur* vulgo 12 *οὐκ* O, corr. Oᵐ *ἤρεσεν*] v. *Hu* *E.Z.* XXIX 11 *τὸ* Y Hewlettius *Americ. Journ. of Philol.* 1891, 274 ann. 2 *BW*, *τῷ* *Ur* vulgo 13 *αὐτῶν·* *αὐτῶν* Y, *αὐτῶν* *Ur*, corr. *BW* *μηθένα* Y *Ur* vulgo ante Ernestum, *μηδένα* vulgo post Ernestum, *Di*, codicum scripturam restituit *Be* 15 *ἀλλ'* add. *Sch* *ἀπεκρύπτετο* O *Hu* 18 *τἀλλὰ* (immo *τἄλλα*) *Ca* 866, *πολλὰ* Y *Ur*

διὰ τὰς προειρημένας αἰτίας. διὸ τούς τε φίλους 7
*ἔφθειρε τοὺς τοῦ Δημητρίου ***.* —

Ὅτι τῶν περὶ τὸν Κόιντον τὸν Μάρκιον πρε- [8 973
σβευσάντων εἰς Μακεδονίαν, ἀπέβη μὲν ἀπὸ τῶν (24, 6)
5 *ἐπὶ Θρᾴκης Ἑλληνίδων πόλεων ὁλοσχερῶς ὁ Φίλιππος*
καὶ τὰς φρουρὰς ἐξήγαγεν, ἀπέβη δὲ βαρυνόμενος καὶ
στένων. διωρθώσατο δὲ καὶ τἄλλα πάντα, περὶ ὧν 2
οἱ Ῥωμαῖοι (προσ)επέταττον, βουλόμενος ἐκείνοις [974
μὲν μηδεμίαν ἔμφασιν ποιεῖν ἀλλοτριότητος, λαμβά-
10 *νειν δ' ἀναστροφὴν πρὸς τὰς εἰς τὸν πόλεμον παρα-*
σκευάς. τηρῶν δὲ τὴν προκειμένην ὑπόθεσιν, ἐξῆγε 3
στρατιὰν ἐπὶ τοὺς βαρβάρους. διελθὼν δὲ διὰ μέσης 4
τῆς Θρᾴκης ἐνέβαλεν εἰς Ὀδρύσας (καὶ) Βέσσους καὶ
Δενθηλήτους. παραγενόμενος δ' ἐπὶ τὴν προσαγορευο- 5
15 *μένην Φιλίππου πόλιν, φυγόντων τῶν ἐνοικούντων*
εἰς τὰς ἀκρωρείας, ἐξ ἐφόδου κατέσχε τὴν πόλιν. μετὰ 6
δὲ ταῦτα πᾶν τὸ πεδίον ἐπιδραμὼν καὶ τοὺς μὲν ἐκ-
1119] *πορθήσας, παρ' ὧν δὲ πίστεις λαβών, ἐπανῆλθε,*
φρουρὰν καταλιπὼν ἐν τῇ Φιλίππου πόλει. ταύτην 7
20 *δὲ συνέβη μετά τινα χρόνον ἐκπεσεῖν ὑπὸ τῶν Ὀδρυ-*
σῶν, ἀθετησάντων τὰς πρὸς τὸν βασιλέα πίστεις.

---

2 ***] lac. indicat *Ca* 866 3—21 V 82r—83r, W 56r—56u, N 88r—89r, U 329. 340. 341, *Ur* XLVIII; v. Liv. 39, 53, 10 ss., *Ni* 229 s., 333 4 *τῶν* Z ante *Ur*, *τῆς* U 7 *διορθώσατο* WN 8 *ἐπέταττον* Z, corr. *BW* coll. 1, 63, 3 10 *δὲ* Z, corr. *Ben* 286 *BW* *πρὸς* bis in V 12 *δὲ* om. N 13 *ὀδρυσας* (s. acc.) Z, *ὀδρύσα* *Ur*, *ὀδρύσας* U* *Ur* not. 64 *Ca* 865 *καὶ* add. *BW* *βέσους* Z, corr. *Ur* *καὶ* alterum del. L. Goetzeler de Pol. elocutione, Wirceburgi 1887, 33 ann. 1 14 *δανθηλήτους* Z, *δανθελήτους* N, corr. *Ur* coll. Liv. § 12 *δὲ* Z, corr. *Ben* 286 s. *BW* *παραγενομένην* W 16 *ἐξεφόδου* V ex *ἐξέδου* 19 *φρουρὰν* Z ante *Ur*, *φουρὰν* W, *φρουρᾶ* U

B. OLYMP. 149, 2.

I. RES ITALIAE.

9] (24, 10) Ὅτι κατὰ τὸ δεύτερον ἔτος ἡ σύγκλητος, [979 παραγενομένων πρέσβεων παρ' Εὐμένους καὶ Φαρνάκου (καὶ Φιλίππου) καὶ παρὰ τοῦ τῶν Ἀχαιῶν 5 ἔθνους, ἔτι δὲ παρὰ τῶν ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων καὶ παρὰ τῶν κατεχόντων τὴν πόλιν, ἐχρη-
2 μάτισε τούτοις. ἧκον δὲ καὶ Ῥόδιοι πρεσβεύοντες
3 ὑπὲρ τῆς Σινωπέων ἀτυχίας. τούτοις μὲν οὖν καὶ τοῖς παρ' Εὐμένους καὶ Φαρνάκου πρεσβεύουσιν ἡ 10 σύγκλητος ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς ἐπισκεψομένους περί τε Σινωπέων καὶ περὶ τῶν τοῖς
4 βασιλεῦσιν ἀμφισβητουμένων. τοῦ δὲ Κοΐντου Μαρκίου προσφάτως ἐκ τῆς Ἑλλάδος παραγεγονότος καὶ περί τε τῶν ἐν Μακεδονίᾳ καὶ περὶ τῶν ἐν Πελοπον- 15 νήσῳ διασεσαφηκότος, οὐκέτι πολλῶν προσεδεήθη λόγων
5 ἡ σύγκλητος, ἀλλ' εἰσκαλεσαμένη καὶ τοὺς ἀπὸ Πελοποννήσου καὶ Μακεδονίας πρεσβεύοντας διήκουσε μὲν τῶν λόγων, τάς γε μὴν ἀποκρίσεις ἔδωκε καὶ τὴν διάληψιν ἐποιήσατο τῶν πραγμάτων οὐ πρὸς τοὺς τῶν 20 πρεσβευτῶν λόγους, ἀλλὰ πρὸς τὴν ἀποπρεσβείαν ἁρ-
6 μοσαμένη τοῦ Μαρκίου. ὃς ὑπὲρ μὲν τοῦ Φιλίππου

3—138, 12 X 110ᵘ—113ʳ, O 177ᵘ—179ʳ, U* 60—65, *Ur* LI; v. Liv. 40, 2, 6—3, 1, *Stei* 41   4 παρὰ Y, corr. *Ben* 287 *BW*   φαρνακῆς X, φαρνάκις O, φαρνάκης U*, corr. *Ur* 5 καὶ Φιλίππου add. Tillmanns l. c. 61 *BW*   10 φαρνάου Y, corr. *Ur*   15 πελοποννήσῳ Y ante *Ur*, πελοπονήσῳ U* 16 διασεσαφηκότος Y ante *Ur*, διασεσαφηκότες U*   17 πελοποννήσου Y ante *Ur*, πελοπονήσου U*   18 μακεδονίας (Y) ante *Rei* 678 *Sch*, μακεδόνας *Ur* vulgo   πρεσβεύονται O 19 ἔδωκεν U*   21 ἀπὸ πρεσβείαν X   ἁρμωσαμένη O

τοῦ βασιλέως ἀπηγγέλκει διότι πεποίηκε μὲν τὰ προσ-
ταττόμενα, πεποίηκε δὲ τὰ πάντα βαρυνόμενος, καὶ
(καθ)ότι λαβὼν καιρὸν πᾶν τι ποιήσει κατὰ Ῥωμαίων.
διὸ καὶ τοῖς μὲν παρὰ τοῦ Φιλίππου πρεσβευταῖς 7
5 τοιαύτην ἔδωκε τὴν ἀπόκρισιν, δι' ἧς ἐπὶ μὲν τοῖς
γεγονόσιν ἐπῄνει τὸν Φίλιππον, εἰς δὲ τὸ λοιπὸν ᾤετο
1120] δεῖν προσέχειν αὐτὸν ἵνα μηδὲν ὑπεναντίον φαίνη-
ται πράττων Ῥωμαίοις. περὶ δὲ τῶν κατὰ Πελοπόν- 8
νησον ὁ Μάρκιος τοιαύτην ἐπεποίητο τὴν ἀπαγγελίαν
10 διότι, τῶν Ἀχαιῶν οὐ βουλομένων ἀναφέρειν οὐδὲν ἐπὶ
τὴν σύγκλητον, ἀλλὰ φρονηματιζομένων καὶ πάντα δι'
ἑαυτῶν πράττειν ἐπιβαλλομένων, ἐὰν παρακούσωσι [9 980
μόνον αὐτῶν κατὰ τὸ παρὸν καὶ βραχεῖαν ἔμφασιν
ποιήσωσιν δυσαρεστήσεως, ταχέως ἡ Λακεδαίμων τῇ
15 Μεσσήνῃ συμφρονήσει. τούτου δὲ γενομένου μετὰ 10
μεγάλης χάριτος ἥξειν τοὺς Ἀχαιοὺς ἔφη καταπεφευ-
γότας ἐπὶ Ῥωμαίους. διότι τοῖς μὲν ἐκ τῆς Λακε- 11
δαίμονος ἀπεκρίθησαν τοῖς περὶ Σήριππον, βουλόμενοι
μετέωρον ἐᾶσαι τὴν πόλιν, διότι πάντα πεποιήκασιν
20 αὐτοῖς τὰ δυνατά, κατὰ δὲ τὸ παρὸν οὐ νομίζουσιν
εἶναι τοῦτο τὸ πρᾶγμα πρὸς αὐτούς. τῶν δ' Ἀχαιῶν 12
παρακαλούντων, εἰ μὲν δυνατόν ἐστιν, βοήθειαν αὐτοῖς
πέμψαι κατὰ τὴν συμμαχίαν ἐπὶ τοὺς Μεσσηνίους, εἰ

---

3 ◡τι Y, corr. *BW* Fleckeis. annal. 1889, 684 coll. 4, 25, 2 s. πᾶν τι] παντὶ O 4 διὸ *Ur* vulgo, διότι Y Kaelker l. c. 246 s. καὶ Y *Sch*, om. *Ur* vulgo 5 ἔδοκε X 6 ἐπῄνει X* ante *Ur*, ἐπήθει OU* τὸ] τὸν O 8 πελοπόννησον Y ante *Ur*, πελοπόνησον U* 9 μάρκος Y, corr. *Ur* ἐπαγγελίαν Y, corr. *Rei* 678 *Sch* 14 ποιήσωσιν X *BW*, ποιήσωσι Y* vulgo λακεδαιμόνων Y, corr. *Ur* 16 καταφεύγοντας coni. *Sch* 17 ῥωμαίοις O διότι Y Kaelker l. c. 246 s. (v. ad 4) *BW*, διὸ *Ur* vulgo 18 ἀπεκρίθη ἑαυτοῖς περὶ O 21 πρᾶγμα *Ur* pro πρόσταγμα αὐτούς Y, corr. *Be* δὲ Y. corr. *Ben* 287 *BW* 23 μεσσηανίους O

δὲ μή, προνοηθῆναι (γ') ἵνα μηθεὶς τῶν ἐξ Ἰταλίας
μήθ' ὅπλα μήτε σῖτον εἰς τὴν Μεσσήνην εἰσαγάγῃ,
13 τούτων μὲν οὐδενὶ προσεῖχον, ἀπεκρίθησαν δὲ διότι
οὐδ' ἂν ὁ Λακεδαιμονίων ἢ Κορινθίων ἢ (τῶν) Ἀρ-
γείων ἀφίστηται δῆμος, οὐ δεήσει τοὺς Ἀχαιοὺς θαυ- 5
14 μάζειν ἐὰν μὴ πρὸς αὐτοὺς ἡγῶνται. ταύτην δὲ τὴν
ἀπόκρισιν ἐκθέμενοι, κηρύγματος ἔχουσαν διάθεσιν
τοῖς βουλομένοις ἕνεκεν Ῥωμαίων ἀφίστασθαι τῆς τῶν
Ἀχαιῶν πολιτείας, λοιπὸν τοὺς πρεσβευτὰς παρακατ-
εῖχον, καραδοκοῦντες τὰ κατὰ τὴν Μεσσήνην, πῶς προ- 10
15 χωρήσει τοῖς Ἀχαιοῖς. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν
ἐν τούτοις ἦν.

II. RES MACEDONIAE.

10] (24, 8) Ὅτι τῷ βασιλεῖ Φιλίππῳ καὶ τῇ συμπάσῃ Μα-
κεδονίᾳ κατὰ τοῦτον τὸν καιρὸν δεινή τις ἀρχὴ 15
1121] κακῶν ἐνέπεσε καὶ πολλῆς ἐπιστάσεως καὶ [975
2 μνήμης ἀξία. καθάπερ γὰρ ἂν εἰ δίκην ἡ τύχη βου-
λομένη λαβεῖν (ἐν) καιρῷ παρ' αὐτοῦ πάντων τῶν
ἀσεβημάτων καὶ παρανομημάτων ὧν εἰργάσατο κατὰ

---

1 γ' add. *BW* coll. 3, 58, 2. 9, 1, 3; 4, 8. 18, 31, 7. 21, 22, 8. 28, 9, 6 μηθεὶς Y *Ur* vulgo ante Ernestum, μηδεὶς vulgo post Ernestum, *Di*, traditam scripturam restituit *Sch* 2 σῖτον] αἰτοῦ O εἰσαγαγεῖν Y, εἰσαγάγειν U*, corr. *Ur* 3 οὐδὲν προσέχειν Y, corr. *Ur* 4 τῶν add. *BW* Fleckeis. annal. 1890, 839 6 μὴ bis in X αὐτοὺς Y, αὑτοὺς *Be Hu* 'post ἡγῶνται aut adde aut subaudi τοῦτ' εἶναι': *Rei* 678 8. 9 τῶν ἀρχαίων O 14—141, 8 P 307ᵘ—308ᵘ, *Va* 117; v. Liv. 40, 3, 3ss., *Ni* 234s., 333 14 Ὅτι *Va*, τι P 15 κατὰ τοῦτον τὸν καιρὸν] v. *BW Beitr.* 24 18 ἐν add. *Va*, ἐνὶ *Rei* 757 18 πάντων — 139, 2 ἠτυχηκότων: Suid. v. κοινή 19. 139, 1 κατὰ τ. βίον, τότε om. Suid.

τὸν βίον, τότε παρέστησέ τινας ἐριννῦς καὶ ποινὰς καὶ
προστροπαίους τῶν δι' ἐκεῖνον ἠτυχηκότων· οἳ συνόν- 3
τες αὐτῷ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τοιαύτας ἔλαβον
παρ' αὐτοῦ τιμωρίας, ἕως οὗ τὸ ζῆν ἐξέλιπεν, ὡς καὶ
5 πάντας ἀνθρώπους ὁμολογῆσαι διότι κατὰ τὴν παροι-
μίαν ἔστι Δίκης ὀφθαλμός, ἧς μηδέποτε δεῖ κατα-
φρονεῖν ἀνθρώπους ὑπάρχοντας. πρῶτον μὲν γὰρ 4
αὐτῷ ταύτην παρεστήσαντο τὴν ἔννοιαν ὅτι δεῖ μέλ-
λοντα πολεμεῖν πρὸς Ῥωμαίους ἐκ τῶν ἐπιφανεστάτων
10 καὶ παραθαλαττίων πόλεων τοὺς μὲν πολιτικοὺς ἄνδρας
μετὰ τέκνων καὶ γυναικῶν ἀναστάτους ποιήσαντα μετ-
αγαγεῖν εἰς τὴν νῦν μὲν Ἠμαθίαν, τὸ δὲ παλαιὸν Παιο-
νίαν προσαγορευομένην, πληρῶσαι (δὲ) καὶ Θρᾳκῶν 5
καὶ βαρβάρων τὰς πόλεις, ὡς βεβαιοτέρας αὐτῷ τῆς
15 ἐκ τούτων πίστεως ὑπαρξούσης κατὰ τὰς περιστάσεις.
οὗ συντελουμένου, καὶ τῶν ἀνθρώπων ἀνασπάστων 6
γινομένων, τηλικοῦτο συνέβη γενέσθαι πένθος καὶ
τηλικοῦτον θόρυβον ὥστε δοριάλωτον δοκεῖν ἅπασαν

---

1 παρέστησέ P *Va Hu*, παρέστησαν αὐτῷ Suid., παρέστησεν αὐτῷ *Sch* vulgo ante *Hu* ἐριννῦσ P et Suid. cod. A man. pr., ἐριννῦς *Va* cum ceteris Suidae libris vulgo ante *Be* l. 2 **καὶ προστροπαίους—2 ἠτυχηκότων: Suid. v. προστρόπαιος** 2. 3 **οἳ συνόντες τῷ φιλίππῳ τοιαύτας ἔλαβον — 7 ὑπάρχοντας: M 64, 24—28** *Hey* 3 μεθημέρα P, corr. *Va* 4 ἐξέλειπεν MP, corr. *Va*; v. *Hu E.Z.* XXV 19 **4 ὡς—7 ὑπάρχοντας: Suid. v. Δίκης ὀφθαλμός** 5 παροιμίαν] v. Kuesterum ad Suid. v. Δίκης ὀφθαλμός et C. Wundererum *Polybios-Forschungen* Lips. 1898, I 15 s. **6 ἔστι τις δίκης—7 ὑπάρχοντας: Suid. v. ἔστι τις δίκης** 6 ἐστι P, ἐστὶ M *Va*, ἔστι Suid. v. Δίκης ὀφθαλμός *Di*, ἔστι τις Suid. v. ἔστι τις δίκης *Sch* δεῖ om. Suid. utroque loco 8 παρέστησαν coni. *Be* ευνοιαν (s. spir. et acc.) P, corr. *Va* μέλλον τὰ| P, corr. *Va* 9 ἐπιφανεστάτῶν P, corr. *Va* 12 μὲν ante εἰς P, del. *Be* 13 δὲ add. *Va* θρακῶν P, corr. *Va* 16 ἀνασπαστῶν P, corr. *Be*

7 γίνεσθαι. ἐξ ὧν κατάραι καὶ θεοκλυτήσεις ἐγίνοντο
κατὰ τοῦ βασιλέως, οὐκέτι λάθρᾳ μόνον, ἀλλὰ καὶ
8 φανερῶς. μετὰ δὲ ταῦτα βουληθεὶς μηδὲν ἀλλότριον
ὑποκαθέσθαι μηδὲ δυσμενὲς μηδὲν ἀπολιπεῖν (πρὸς)
τὴν βασιλείαν, ἔγραψε τοῖς ἐπὶ τῶν πόλεων διατεταγ- 5
μένοις ἀναζητήσασι τοὺς υἱοὺς καὶ τὰς θυγατέρας
1122] τῶν ὑπ' αὐτοῦ Μακεδόνων ἀνῃρημένων, εἰς φυλα-
9 κὴν ἀποθέσθαι, μάλιστα μὲν φέρων ἐπὶ τοὺς περὶ
Ἄδμητον καὶ Πύρριχον καὶ Σάμον καὶ τοὺς μετὰ τού-
10 των ἀπολομένους· ἅμα δὲ τούτοις συμπεριέλαβε καὶ 10
τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ βασιλικὸν πρόσταγμα
τοῦ ζῆν ἐστερήθησαν, ἐπιφθεγξάμενος, ὥς φασι, τὸν
στίχον τοῦτον·

νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.

11 ὄντων δὲ τῶν πλείστων ἐπιφανῶν διὰ τὰς τῶν πατέ- 15
ρων προαγωγάς, ἐπιφανῆ καὶ τὴν τούτων ἀτυχίαν [976
12 συνέβαινε γίνεσθαι καὶ παρὰ πᾶσιν ἐλεεινήν. τρίτον
δ' ἡ τύχη δρᾶμα κατὰ τὸν αὐτὸν καιρὸν ἐπεισήγαγεν
13 τὸ κατὰ τοὺς υἱούς, ἐν ᾧ τῶν μὲν νεανίσκων ἀλλήλοις
ἐπιβουλευόντων, τῆς δ' ἀναφορᾶς περὶ τούτων ἐπ' 20
αὐτὸν γινομένης, καὶ δέον διαλαμβάνειν ποτέρου δεῖ
γίνεσθαι τῶν υἱῶν φονέα καὶ πότερον αὐτῶν δεδιέναι

---

1 γίνεσθαι (τὴν παραλίαν) coni. *Be* ἐξ ὧν—1. 2 ἐγίνοντο κατ' αὐτοῦ: Suid. v. θεοκλυτήσαντες 3 ὁ δὲ βουληθεὶς—5 τῇ βασιλείᾳ: Suid. v. ὑποκαθέσθαι 4 ἀπολείπειν Suid. 4. 5 (πρὸς) τὴν βασιλείαν *BW* coll. 1, 81, 8, τῆι βασιλέωσ P, τῇ βασιλείᾳ (cum hiatu) Suid. *Va* vulgo 6 ἀναζητῆσαι invito P vulgo ante *Hu*, ἀναζητήσαντας coniecerat *Rei* 757 9 πυρρίχον P, corr. *Di* 10 ἅμα—14 καταλείπει] v. p. 141, 9 ss. 13 στίχον] Stasini; cf. v. *Scala D. Stud. d. Pol.* I 74 ann. 5 14 καταλίπει P, corr. *Va* 16 παραγωγὰσ P, corr. Wesselingius ad Diod. II 304 *Sch* 18 ἐπεισήγαγε vulgo ante *BW* invito P 21 πότερō| P, corr. *Rei* 758 *Sch*

μᾶλλον κατὰ τὸν ἑξῆς βίον, μὴ γηράσκων αὐτὸς πάθῃ τὸ παραπλήσιον, ἐστροβεῖτο νύκτωρ καὶ μεθ' ἡμέραν περὶ τούτων διανοούμενος. ἐν τοιαύταις δ' οὔσης 14 *ἀτυχίαις καὶ ταραχαῖς τῆς αὐτοῦ ψυχῆς, τίς οὐκ ἂν*
5 *εἰκότως ὑπολάβοι θεῶν τινων αὐτῷ μῆνιν εἰς τὸ γῆρας κατασκῆψαι διὰ τὰς ἐν τῷ προγεγονότι βίῳ παρανομίας; τοῦτο δ' ἔτι μᾶλλον ἔσται δῆλον ἐκ τῶν* 15 *ἑξῆς ῥηθησομένων. —*

Ὅτι Φίλιππος ὁ Μακεδόνων βασιλεὺς πολλοὺς τῶν
10 Μακεδόνων ἀνελὼν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπανεῖλεν, *ὥς φασι, τὸν στίχον τοῦτον* εἰπών·

Νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.

* * * *καὶ διὰ ταῦτα τῆς ψυχῆς οἱονεὶ λυττώσης* 16 *αὐτοῦ, καὶ τὸ κατὰ τοὺς υἱοὺς νεῖκος ἅμα τοῖς*
15 *προειρημένοις ἐξεκαύθη, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν ἐν ἑνὶ καιρῷ τὰς τούτων συμφοράς. —*

1128] *Ἐναγίζουσιν οὖν τῷ Ξανθῷ Μακεδόνες καὶ* 17 *καθαρμὸν ποιοῦσι σὺν ἵπποις ὡπλισμένοις. —*

---

2 *ἐστροβλεῖτο Gro* et Ernestus operarum errore 6 *παραγεγονότι* P, corr. *Rei* 768 *Sch* 8 post *ῥηθησ.* add. P: *ζήτει ἐν τῷ περὶ παραδόξων* 9—17 M 64, 28—65, 2 *Hey*; **Suid.** v. ***Φίλιππος***: *Φίλιππος ὁ Μακεδὼν πολλοὺς τοῦ ζῆν ἐστέρησε καὶ τοὺς υἱέας ὕστερον συμπεριέλαβεν, ἐπιφθεγξάμενος τὸν στίχον τοῦτον 'Νήπιος, ὃς πατέρα κτείνας υἱοὺς καταλείπει'.* **Suid.** v. ***νήπιος***: *Φίλιππος ὁ Μακεδών, πολλοὺς ἀνελών, ὕστερον ἐφθέγξατο τοῦτον τὸν στίχον 'Νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.'* Cf. § 4—10 10 *αὐτὸν* M, corr. *Ma* 13 * * *] Apparet ab excerptore multa omissa esse 14 *τὸ κατὰ τοὺς υἱοὺς νεῖκος* == *τὸ τῶν υἱῶν νεῖκος*, v. Krebsium *D. Präpos.* cet. 145b 16 *ἐπὶ Ge*, *ὥσπερ ἐπὶ* M; v. 11, 5, 8. 29, 19, 2 17 *διαφοράς* coni. *BW* **18. 19 Suid. v. *ἐναγίζων*.** Pol. fragmentum agnovit *Va* 210 coll. in ann. 36 Liv. 40, 6, 1—3 18 *τῷ Ξανθικῷ μηνὶ* coni. *Va* ann. 36 *Μακεδόνι* Suid., corr. *Va* 210

11] (24, 8[a]) Ὅτι "δεῖ μὴ μόνον ἀναγινώσκειν τὰς τραγῳδίας καὶ τοὺς μύθους καὶ τὰς ἱστορίας, ἀλλὰ καὶ
2 γινώσκειν καὶ συνεφιστάνειν ἐπὶ τοῦτο τὸ μέρος. ἐν οἷς ἅπασιν ἔστιν ὁρᾶν, ὅσοι μὲν τῶν ἀδελφῶν εἰς τὴν πρὸς ἀλλήλους ὀργὴν καὶ φιλονικίαν ἐμπεσόντες ἐπὶ 5 πολὺ προύβησαν, ἅπαντας τοὺς τοιούτους οὐ μόνον σφᾶς ἀπολωλεκότας, ἀλλὰ καὶ βίον καὶ τέκνα καὶ πόλεις
3 ἄρδην κατεστραφότας, ὅσοι δὲ μετρίως ἐζήλωσαν τὸ στέργειν αὑτοὺς καὶ φέρειν τὰς ἀλλήλων ἀγνοίας, τούτους ἅπαντας σωτῆρας γεγονότας ὧν ἀρτίως εἶπον 10 καὶ μετὰ τῆς καλλίστης φήμης καὶ δόξης βεβιωκότας.
4 καὶ μὴν ἐπὶ τοὺς ἐν τῇ Λακεδαίμονι βασιλεῖς πολλάκις ὑμᾶς ἐπέστησα, λέγων ὅτι τοσοῦτον χρόνον διετήρησαν σφῶν τῇ πατρίδι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ὅσον πειθαρχοῦντες ὥσπερ γονεῦσι τοῖς ἐφόροις ἠνείχοντο 15
5 συμβασιλεύοντες ἀλλήλοις· ὅτε δὲ (δια)φωνήσαντες εἰς μοναρχίαν τὰ πράγματα μετέστησαν, τότε πάντων ἅμα
6 τῶν κακῶν πεῖραν ἐποίησαν λαβεῖν τὴν Σπάρτην· τὸ δὲ τελευταῖον ὡσανεὶ κατ' ἔνδειξιν ὑμῖν λέγων καὶ τιθεὶς ἐναργῶς ὑπὸ τὴν ὄψιν διετέλουν τούτους τοὺς 20

1—143, 8 M 65, 2—24 *Hey*; v. Liv. 40, 8, 10—14, *Ni* 234
3 s. ἐν ᾧ (cum hiatu) *Ge*, v. ad 39, 3, 11 4 εὑρεῖν M, corr. *Ge* ὡσ ὅσοι M, ὅσοι *Ge*, ὁπόσοι coni. *Hu* 5 φιλονεικίαν M, corr. *Di*; v. ad 21, 20, 1 8 κατεστροφότας *Ge*, κατεσκαφότας A. Eberhardus observ. Pol. part. Diss. inaug. Berol. 1862, 35 ann. 6, ἀνατετροφότας Cobetus *Mnemos.* 1862, 31, κατεφθαρκότας coni. *BW*, *evertissent* Liv. l. c. 9 στέγειν coni. *Be*
11 post βεβιωκότας eclogam non desiisse, sed sequentia cum antecedentibus arte esse conectenda, docuit *Hu* coll. Liv. l. c. Hoc e codice comprobavit *Bo* 13 s. διατηρησασῶν M, διετήρησαν σῶν *Ma*, διετήρησαν *Ge*, διατηρήσαιεν *Hu*, corr. *BW*
16 δὲ φρονή|σαντες legerat *Ma*, δὲ φονεύ|σαντες M secundun *Hey*, δὲ (κατα)φρονήσαντες coni. Spengelius apud *Hu* quaest. II 18, δ' ἀφροντιστήσαντες *Hu*, corr. *BW* 18. 19 τὸ δὲ *Ge* pro τό τε, quod e cod. comprobavit *Bo*

περὶ τὸν Εὐμένη καὶ τὸν Ἄτταλον, ὅτι παραλαβόντες 7
οὗτοι μικρὰν ἀρχὴν καὶ τὴν τυχοῦσαν ηὐξήκασι [977
ταύτην, ὥστε μηδεμιᾶς εἶναι καταδεεστέραν, δι' οὐθὲν
ἕτερον ἢ διὰ τὴν πρὸς αὐτοὺς ὁμόνοιαν καὶ συμφωνίαν
5 *καὶ τὸ δύνασθαι καταξίωσιν ἀλλήλοις διαφυλάττειν·*
ὧν ὑμεῖς ἀκούοντες οὐχ οἷον εἰς νοῦν ἐλαμβάνετε, τὸ 8
δ' ἐναντίον ἠκονᾶτ', ἐμοὶ δοκεῖ, τοὺς κατ' ἀλλήλων
θυμούς."

III. RES GRAECIAE.

1124] Πολύβιος. *Ὁ δ' ἐξαναστὰς προῆγε, τὰ μὲν ὑπὸ* [12
τῆς ἀρρωστίας, τὰ δ' ὑπὸ τῆς ἡλικίας βαρυνόμενος· (24, 8b)
εἶχε γὰρ ἑβδομηκοστὸν ἔτος. Πολύβιος· *διαβιασάμενος* 2
δὲ τὴν ἀσθένειαν τῇ συνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ
Ἄργους εἰς Μεγάλην πόλιν αὐθημερόν. —

15 Ὅτι Φιλοποίμην ὁ τῶν Ἀχαιῶν στρατηγὸς συλ- 3
ληφθεὶς ὑπὸ Μεσσηνίων ἀνῃρέθη φαρμάκῳ, *ἀνὴρ γενό-*
μενος οὐδενὸς τῶν πρὸ τοῦ κατ' ἀρετὴν δεύτερος, τῆς
τύχης μέντοι γ' ἥττων, καίτοι δόξας ἐν παντὶ τῷ πρὸ

1 *εὐμενῆ* M secundum *Bo*, tacite videtur correxisse *Ma*
3 *οὐθὲν* M, *οὐδὲν* *Hey* *Di* 4 *αὐτοὺσ* M, corr. *Be*
5 *κα|τ' ἀξίαν ἐν* M, *εὐταξίαν* (cum hiatu) *ἐν* *Ge*, corr. *Ben* 287
Hu 7 *ἠκονᾶτε* M, corr. *Ben* l. c. *BW* *δοκεῖν* *Di*, sed
v. 27, 9, 2 10 *Ὁ δὲ—12 ἔτος*: Suid. v. *βαρυνόμενος*
12 *διαβιασ.—14 αὐθημερόν*: Suid. v. *διαβιασάμενος*.
Pol. fragmenta inter se coniunxit *Va* ann. 21 s. coll. Plut.
Philop. 18; v. *Ni* 226 s. et *Ni* *Rhein. Mus.* 1871, 266 ss.,
Stei 40 s. 10 *δὲ* Suid., corr. *BW* 14 *Μεγαλόπολιν* Suid.,
corr. *Be* 15—144, 8 M 65, 24—66, 1 *Hey*; v. Diod. 29, 18,
Liv. 39, 52 s., Th. Mommsenum *Röm. Forsch.* II 486 ss., *BW*
Beitr. 10 15—18 P 308a, *Va* 121: *Ὅτι Φιλοποίμην ὁ τῶν*
Ἀχαιῶν στρατηγὸς ἀνὴρ ἦν τῶν κατ' ἀρετὴν (*κατ' ἀρετὴν* nunc
evanuerunt) *πρὸ τοῦ οὐδενὸς δεύτερος· τῆς τύχης μέντοι γ'*
ἥττων· μετ . . . . cet. v. § 7 17 *πρὸ τοῦ* P, *πρὸ*
αὐτοῦ M *Be* *Di*

4 τοῦ βίῳ συνεργὸν ἐσχηκέναι ταύτην· ἀλλά μοι δοκεῖ κατὰ τὴν κοινὴν παροιμίαν εὐτυχῆσαι μὲν ἄνθρωπον
5 ὄντα δυνατόν, διευτυχῆσαί γε μὴν ἀδύνατον· διὸ καὶ μακαριστέον τῶν προγεγονότων οὐχ ὡς διευτυχηκότας τινάς· τίς γὰρ ἀνάγκη ψευδεῖ λόγῳ χρωμένοις ματαίως 5
6 προσκυνεῖν τὴν τύχην; ἀλλὰ τοὺς ὡς πλεῖστον χρόνον ἐν τῷ ζῆν ἵλεων ἔχοντας ταύτην, κἄν ποτε μετανοῇ, μετρίαις περιπεσόντας συμφοραῖς. —

7 Μετ .... | Λυκόρταν, ὃς ἦν οὐδὲν ἧττων τούτου. — 10

8 (24, 9) Ὅτι Φιλοποίμην τετταράκοντ' ἔτη συνεχῶς φιλοδοξήσας ἐν δημοκρατικῷ καὶ πολυειδεῖ πολιτεύματι,
9 πάντῃ πάντως διέφυγε τὸν τῶν πολλῶν φθόνον, τὸ πλεῖον οὐ πρὸς χάριν, ἀλλὰ μετὰ παρρησίας πολι- [978 τευόμενος· ὃ σπανίως ἂν εὕροι τις γεγονός. — 15

13] (24, 9) Ὅτι θαυμαστόν ἐστι καὶ μέγιστον σημεῖον γεγονέναι τῇ φύσει τὸν ἄνδρα τοῦτον ἡγεμονικὸν καὶ πολύ τι διαφέροντα τῶν ἄλλων πρὸς τὸν πραγμα-

---

5 χρωμένους Spengelius apud *Hu* qu. II 18   7 ἵλεω M, corr. *Ben* 288 *Di*   8 μετρίωσ M, corr. *Be*   περιπέσονται M secundum *Bo*, videtur tacite correxisse *Ma*   9. 10 μετ ....| — τούτου: P 308ᵘ, *Va* 121   9 μετ(ὰ δὲ τοῦτον) Λυκόρτας *Va*, μετὰ (v. 5, 15, 4. 8, 10, 10 *BW* Fleckeis. annal. 1889, 674 s.) δὲ (immo δ') εἵλοντο Λυκόρταν Kaelker l. c. 283   11—15 P 308ᵘ, *Va* 121; v. Diod. 29, 18, Liv. 39, 50, 9 ss.   11 τετταρά|κοντα P, corr. *BW*   συνήθωσ P, corr. *Va*   15 σπανίωσ ἂν εὑροι (s. spir.) τίσ P *Hu* (idem coniecerat *Be*), σπανίως ἂν εὕροι τις ἂν *Va* vulgo, σπανίως εὕροι τις ἂν *Di*   16—145, 7 Suid. v. Ἀννίβας; Pol. fragmentum agnovit et huc rettulit *Sch* VII 548. Nep. Hannib. 13, 1: 'quibus consulibus (Hannibal) interierit, non convenit. Namque Atticus M. Claudio Marcello Q. Fabio Labeone cos. mortuum in annali suo scriptum reliquit, at Polybius L. Aemilio Paulo Cn. Baebio Pamphilo'; cf. Liv. 39, 50, 10 ss., *Ni* 226 ss., Th. Mommsenum l. c. 486   16 post σημεῖον add. τοῦ *Hu*; sed v. Hewlettium l. c. 283   17 τὸν ἄνδρα τοῦτον] Hannibalem

τικὸν τρόπον· ἑπτακαίδεκα γὰρ ἔτη μείνας ἐν τοῖς 2
ὑπαίθροις πλεῖστά τ' ἔθνη καὶ βάρβαρα διεξελθὼν
καὶ πλείστοις ἀνδράσιν ἀλλοφύλοις καὶ ἑτερογλώττοις
χρησάμενος συνεργοῖς πρὸς ἀπηλπισμένας καὶ παρα-
5 δόξους ἐπιβολάς, ὑπ' οὐθενὸς οὔτ' ἐπεβουλεύθη τὸ
παράπαν οὔτ' ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνη-
σάντων καὶ δόντων ἑαυτοὺς εἰς χεῖρας. —

Ὅτι Πόπλιος φιλοδοξήσας ἐν ἀριστοκρατικῷ [14 (24, 9)
πολιτεύματι τηλικαύτην περιεποιήσατο παρὰ μὲν
10 τοῖς ὄχλοις εὔνοιαν παρὰ δὲ τῷ συνεδρίῳ πίστιν ὥστ', 2
ἐν μὲν τῷ δήμῳ κρίνειν τινὸς ἐπιβαλομένου κατὰ τὰ
Ῥωμαίων ἔθη καὶ πολλὰ κατηγορήσαντος καὶ πικρῶς,
ἄλλο μὲν οὐθὲν εἶπε προελθών, οὐκ ἔφη δὲ πρέπον 3
εἶναι τῷ δήμῳ τῶν Ῥωμαίων οὐθενὸς ἀκούειν
15 κατηγοροῦντος Ποπλίου Κορνηλίου Σκιπίωνος, δι'
ὃν αὐτὴν τὴν τοῦ λέγειν ἐξουσίαν ἔχουσιν οἱ κατη-
γοροῦντες. ὧν ἀκούσαντες οἱ πολλοὶ παραχρῆμα 4

1—7 P 308[u], *Va* 121: Ὅτι Ἀννίβας ἑπτακαίδεκα ἔτη μείνας ἐν τοῖς ὑπαίθροις καὶ πλείστοις ἀλλοφύλοις καὶ ἑτερογλώττοις ἀνδράσι χρησάμενος πρὸς ἀπηλπισμένας καὶ παραδόξους ἐλπίδας ὑπ' οὐθενὸς οὔτ' ἐπεβουλεύθη τὸ παράπαν οὔτ' ἐγκατελείφθη (*Va*, οὐτέγγενατελειφθη P) ὑπὸ τῶν συστρατευομένων 1 ιζ' Suid. 2 τε Suid., corr. *BW* 3 καὶ ἑτερογλώττοισ P, om. Suid. vulgo ante *BW* (v. 11, 19, 3 et Diod. 29, 19) 5 ἐπιβολὰς Suid., ἐλπίδασ P, v. Krebsium *Zur Rect. d. Kasus i. d. spät. hist. Gräc.* Monach. 1888, II 8 ann. 1 οὐδενὸς Suid. 5. 6 οὐτεπεβουλεύθη (ευ in ras.) τὸ παράπαν οὐτ' P (*Hu*), ἑκουσίως Suid. 8—146, 2 P 308[u], *Va* 121, Suid. v. *Πόπλιος*; v. Diod. 29, 21, Th. Mommsenum l. c. 421 ss. 8 Ὅτι πόπλιοσ P, οὗτος Suid. 11 μὲν om. Suid. ἐπιβαλλομένου P Suid., corr. *Be*, v. *Hu E.Z.* XXII 8 a 12 πολλὰ Suid. *Sch*, πολλὰ μὲν P *Va* vulgo 13 οὐθὲν P Suid., οὐδὲν *Va* vulgo ante *Sch* VII 549 14 τῷ Ῥωμαίων δήμῳ Suid. οὐδενὸς Ernestus *Di*

διελύθησαν πάντες ἐκ τῆς ἐκκλησίας, ἀπολιπόντες τὸν κατηγοροῦντα μόνον. —

5 (24, 9ᵃ) Ὅτι Πόπλιος ἐν τῷ συνεδρίῳ χρείας ποτὲ χρημάτων οὔσης εἴς τινα κατεπείγουσαν οἰκονομίαν, τοῦ δὲ ταμίου διά τινα νόμον οὐ φάσκοντος ἀνοίξειν 5 τὸ ταμιεῖον κατ' ἐκείνην τὴν ἡμέραν, αὐτὸς ἔφη λαβὼν 6 τὰς κλεῖς ἀνοίξειν· αὐτὸς γὰρ αἴτιος γεγονέναι καὶ 7 τοῦ κλείεσθαι τὸ ταμιεῖον. πάλιν δέ ποτε λόγον ἀπαιτοῦντός τινος ἐν τῷ συνεδρίῳ τῶν χρημάτων ὧν ἔλαβε 1126] παρ' Ἀντιόχου πρὸ τῶν συνθηκῶν (εἰς) τὴν τοῦ 10 στρατοπέδου μισθοδοσίαν, ἔχειν μὲν ἔφη τὸν λογισμόν, 8 οὐ δεῖν δ' αὐτὸν ὑποσχεῖν οὐδενὶ λόγον· τοῦ δ' ἐπικειμένου καὶ κελεύοντος φέρειν ἠξίωσε τὸν ἀδελφὸν ἐνεγκεῖν· κομισθέντος δὲ τοῦ βυβλίου, προτείνας αὐτὸ καὶ κατασπαράξας πάντων ὁρώντων τὸν μὲν ἀπαι- 15 9 τοῦντα τὸν λόγον ἐκ τούτων ζητεῖν ἐκέλευσε, τοὺς δ' ἄλλους ἤρετο πῶς τῶν μὲν τρισχιλίων ταλάντων τὸν λόγον ἐπιζητοῦσι πῶς ἐδαπανήθη καὶ διὰ τίνων, τῶν δὲ μυρίων καθόλου καὶ πεντακισχιλίων ὧν παρ' Ἀντιόχου λαμβάνουσιν, οὐκέτι ζητοῦσι πῶς εἰσπορεύεται [979 10 καὶ διὰ τίνων, οὐδὲ πῶς τῆς Ἀσίας καὶ τῆς Λιβύης, 11 ἔτι δὲ τῆς Ἰβηρίας κεκυριεύκασιν. ὥστε μὴ μόνον

3—147, 5 M 66, 2—20 *Hey*; v. Diod. 29, 21, Th. Mommsenum l. c. 421 ss. 6. 8 ταμεῖον M, corr. *Na* 350 *Di* 7. 8 τοῦ κλεῖσθαι legerat *Ma*, καὶ τοῦ κλείεσθαι M secundum *Hey* (v. Diod. l. c.), τοῦ κεκλεῖσθαι *Be*, τοῦ κλείεσθαι *Hu* omisso καὶ 10 εἰς add. *Ma* e Diod. l. c. 11 λογισμόν *Hu* e Diod. l. c., λόγον M, del. *Na* 122 12 λόγον del. *Na* 122 14 βιβλίου M, corr. *Hu* 15 κατασπαράξασ M ante Orellium ind. lect. acad. Turic. 1834, 6, κατα|πράξας legerat *Ma* 17 εἴρετο M, corr. *Lu* τρισχιλίων] τριακοσίων G. F. Unger Philol. III. Suppl. I 125, sed v. Mommsenum l. c. 422 s. 19. 20 παρ' αντι| λαμβάνουσιν M, corr. *Ma* 22 κεκυρίευκεν| M secundum *Hey*, κεκυριευκ|α ι| legit *Bo*, corr. *Ma* e Diod. l c.

καταπλαγῆναι πάντας, ἀλλὰ καὶ τὸν ζητήσαντα τὸν λόγον ἀποσιωπῆσαι.

Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω τῆς τε τῶν μετηλλα- 12
χότων ἀνδρῶν εὐκλείας ἕνεκεν καὶ τῆς τῶν ἐπιγινο-
5 *μένων παρορμήσεως πρὸς τὰ καλὰ τῶν ἔργων.* —

Ὅτι οὐ καλὸν τὸ φθείρειν τοὺς καρποὺς τῶν [15 984
ὑπεναντίων· φησὶ γὰρ ὁ Πολύβιος *οὐδέποτε δ'* (25, 3ᵃ)
ἐγὼ συντίθεμαι τὴν γνώμην τοῖς ἐπὶ τοσοῦτον διατιθε-
μένοις τὴν ὀργὴν εἰς τοὺς ὁμοφύλους ὥστε μὴ μόνον
10 *τοὺς ἐπετείους καρποὺς παραιρεῖσθαι τῶν πολεμίων,*
ἀλλὰ καὶ τὰ δένδρα καὶ τὰ κατασκευάσματα διαφθείρειν,
μηδὲ μεταμελείας καταλείποντας τόπον. ἀλλά μοι [2 985
δοκοῦσι μεγαλείως ἀγνοεῖν οἱ ταῦτα πράττοντες· καθ' 3
ὅσον γὰρ ὑπολαμβάνουσι καταπλήττεσθαι τοὺς πολεμίους
15 *λυμαινόμενοι τὴν χώραν καὶ παραιρούμενοι πάσας, οὐ*
μόνον τὰς κατὰ τὸ παρόν, ἀλλὰ καὶ τὰς εἰς τὸ μέλλον
ἐλπίδας τῶν πρὸς τὸν βίον ἀναγκαίων, κατὰ τοσοῦτον
1127] *ἀποθηριοῦντες τοὺς ἀνθρώπους ἀμετάθετον ποιοῦσι*
τὴν πρὸς αὐτοὺς ὀργὴν τῶν ἅπαξ ἐξαμαρτόντων. —

20 Ὅτι ὁ *Λυκόρτας ὁ τῶν Ἀχαιῶν στρατηγὸς* [16 980
τοὺς Μεσσηνίους καταπληξάμενος τῷ πολέμῳ (24, 12)

---

1 *καταπλαγῆναι πάντας*] minusculis litteris supra scribitur *νεωτέροις* in M secundum *Hey*, *νεωτέρους* legit *Bo* *τὸν αἰτήσαντα* coni. *Hu* 4 *ἐπιγενομένων* legerat *Ma*, *ἐπιγινομένων* M secundum *Hey*, v. *Hu E.Z.* XXIII 12 5 *παραι|νέσεως* leg. *Ma*, *παρορ|μήσεως Hey*, *παρ|ορ|μη.εωσ Bo* 6—19 M 66, 20—31 *Hey*; v. Pol. 24, 2, 3; 9, 12 s., Pausan. 4, 29, 5, Plut. Philop. 21 7 *δὲ* M, corr. *BW* 8 *συντίθεμαι Ma*, *συντ..|* M secundum *Hey*, *συντιθ. μ..|* legit *Bo* 11 *κατεσκευασμένα* vulgo post *Ma*, *κατασκευάσματα* legit *Bo BW* 12 *καταλιπόντασ* M, corr. *Na* 349 *BW*, v. 1, 88, 2 13 *μεγάλως* Cobetus *Mnemos.* 1876, 361 15 *παραιτούμενοι* M, corr. *Ge* 19 *αὐτοὺσ* M, corr. *Be* *εξαμαρτώντων* M 20—149, 19 X 113ʳ—114ᵘ, O 179ʳ—180ᵘ, U* 65—68, *Ur* LII; v. Liv. 39, 50, 9, Plut. Philop. 21, *Ni* 226 21 *καταπλεξάμενος* O

2 * * * πάλαι μὲν οἱ Μεσσήνιοι καταπεπληγμένοι τὸν πρὸ τοῦ χρόνον τοὺς προεστῶτας, τότε μόλις ἐθάρρησάν τινες αὐτῶν φωνὴν ἀφιέναι, πιστεύσαντες τῇ τῶν πολεμίων ἐφεδρείᾳ, καὶ λέγειν ὅτι δεῖ πρεσβεύειν ὑπὲρ
3 διαλύσεως. οἱ μὲν οὖν περὶ τὸν Δεινοκράτην οὐκέτι 5 δυνάμενοι πρὸς τὸ πλῆθος ἀντοφθαλμεῖν διὰ τὸ [981 περιέχεσθαι * * * τοῖς πράγμασιν εἴξαντες ἀνεχώρησαν
4 εἰς τὰς ἰδίας οἰκήσεις. οἱ δὲ πολλοὶ παρακληθέντες ὑπό τε τῶν πρεσβυτέρων καὶ μάλιστα τῶν ἐκ Βοιωτίας
5 πρεσβευτῶν, οἳ πρότερον ἤδη παραγεγονότες ἐπὶ τὰς 10 διαλύσεις, Ἐπαίνετος καὶ Ἀπολλόδωρος, εὐκαίρως τότε παρέτυχον ἐν τῇ Μεσσήνῃ, ταχέως ἐπακολουθήσαντες ἐπὶ τὰς διαλύσεις οἱ Μεσσήνιοι κατέστησαν πρεσβευτὰς καὶ τούτους ἐξέπεμψαν, δεόμενοι τυχεῖν συγγνώμης
6 ἐπὶ τοῖς ἡμαρτημένοις. ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν 15 παραλαβὼν τοὺς συνάρχοντας καὶ διακούσας τῶν παραγεγονότων μίαν ἔφη Μεσσηνίοις πρὸς τὸ ἔθνος εἶναι
7 διάλυσιν, ἐὰν μὲν τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ τῆς Φιλοποίμενος ἀναιρέσεως ἤδη παραδῶσιν αὐτῷ, περὶ δὲ τῶν ἄλλων ἁπάντων ἐπιτροπὴν δῶσιν τοῖς 20 Ἀχαιοῖς, εἰς δὲ τὴν ἄκραν εἰσδέξωνται παραχρῆμα
8 φυλακήν. ἀναγγελθέντων δὲ τούτων εἰς τοὺς ὄχλους, οἱ μὲν πάλαι πικρῶς διακείμενοι πρὸς τοὺς αἰτίους

---

1 * * *] lac. indicat *Ca* 868 7 * * *] lac. indicat *Hu*, cui versus archetypi excidisse videtur, cuius pars fuerit τῇ . . . . ὑποψίᾳ vel ἀπεχθείᾳ, *B W* suppl.: τοῖς καιροῖς πανταχόθεν 8 ἰδίας Y, O[m] addito γρ΄, οἰκείας O 10 οἱ Y, corr. *Ur* 11 ἐπαινετὸς Y (ἐπαινετοὶ U*), corr. *Di* 16 διακούων O 17 πρὸς om. O 18 τοὺς μὲν pro μὲν τοὺς vulgo post *Be*, sed v. C. Rehdantzium *Demosth. neun phil. Reden* cet. Lips. Teubn. 1874, II 2 indices v. μέν 19 αὐτῷ vulgo post *Be* 20 δῶσιν XU* *Ur B W*, δῶσι Y[s] vulgo post *Be* 21 ἐκδέξωνται Y, ἐσδέξωνται *Rei* 678, corr. *Be* 22 ἀγγελθέντων O

τοῦ πολέμου πρόθυμοι τούτους ἦσαν ἐκδιδόναι καὶ
συλλαμβάνειν, οἱ δὲ πεπεισμένοι μηδὲν πείσεσθαι δει-
νὸν ὑπὸ τῶν Ἀχαιῶν ἑτοίμως συγκατέβαινον εἰς τὴν
ὑπὲρ τῶν ὅλων ἐπιτροπήν. τὸ δὲ συνέχον, οὐκ ἔχοντες 9
5 αἵρεσιν περὶ τῶν παρόντων ὁμοθυμαδὸν ἐδέξαντο τὰ
προτεινόμενα. τὴν μὲν οὖν ἄκραν εὐθέως παραλαβὼν 10
1128] ὁ στρατηγὸς τοὺς πελταστὰς εἰς αὐτὴν παρή-
γαγεν, μετὰ δὲ ταῦτα προσλαβὼν τοὺς ἐπιτηδείους ἐκ 11
τοῦ στρατοπέδου παρῆλθεν εἰς τὴν πόλιν καὶ συν-
10 αγαγὼν τοὺς ὄχλους παρεκάλεσε τὰ πρέποντα τοῖς
ἐνεστῶσι καιροῖς, ἐπαγγελλόμενος ἀμεταμέλητον αὐτοῖς
ἔσεσθαι τὴν πίστιν. τῆς μὲν οὖν ὑπὲρ τῶν ὅλων δια- 12
λήψεως τὴν ἀναφορὰν ἐπὶ τὸ ἔθνος ἐποιήσατο — καὶ
γὰρ ὥσπερ ἐπίτηδες συνέβαινε τότε πάλιν συνάγεσθαι
15 τοὺς Ἀχαιοὺς εἰς Μεγάλην πόλιν ἐπὶ τὴν δευτέραν
σύνοδον — τῶν δ' ἐν ταῖς αἰτίαις ὅσοι μὲν μετέσχον 13
τοῦ παρ' αὐτὸν τὸν καιρὸν ἐπανελέσθαι τὸν Φιλο-
ποίμενα, τούτοις ἐπέταξε παραχρῆμα πάντας αὐτοὺς
ἐξάγειν ἐκ τοῦ ζῆν * * * —

20 Ὅτι οἱ Μεσσήνιοι διὰ τὴν αὑτῶν ἄγνοιαν [17 982 (25, 1)
εἰς τὴν ἐσχάτην παραγενόμενοι διάθεσιν ἀπο-
κατέστησαν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν τῆς συμπολι-

---

1. 2 ἐκδ. καὶ σύλλ.] de figura ὑστέρου προτέρου hiatum evitante v. *BW* Fleckeis. annal. 1884, 122 et *Hu* praef. I[2] 55 s. 2 πείθεσθαι Y, corr. *Ur* 5. 6 τὰ προτ.] ταπεινόμενα O 7 εἰς Y ante *Ur*, om. U* παρήγαγεν Y *Be*, παρήγαγε U* *Ur* vulgo . 14 πάλιν Y ante *Ur*, πόλιν U* συνάγεσθαι Y *Sch*, συναγάγεσθαι *Ur*, συναγαγέσθαι *Ca* 869 vulgo ante *Sch* 16 δὲ Y, corr. *Ben* 287 *BW* 17 παρ' αὐτοῦ O 18 τούτοις] scil. τοῖς ὄχλοις ἐπέταττε O αὐτοὺς vulgo post *Be*, sed v. *Sch* 19 * * *] v. Plut. l. c. 20—152, 14 X 115r—117u, O 180u—182r, U* 69—74 (v. ad p. 153, 2), *Ur* LIII 20 αὐτῶν Y, corr. *Be*

τείας διὰ τὴν Λυκόρτα καὶ τῶν Ἀχαιῶν μεγαλοψυχίαν.
2 ἡ δ' Ἀβία καὶ Θουρία καὶ Φαραὶ κατὰ τὸν καιρὸν
τοῦτον ἀπὸ μὲν τῆς Μεσσήνης ἐχωρίσθησαν, ἰδίᾳ (δὲ)
θέμεναι στήλην ἑκάστη μετεῖχεν τῆς κοινῆς συμπολι-
3 τείας. Ῥωμαῖοι δὲ πυθόμενοι κατὰ λόγον κεχωρηκέναι 5
τοῖς Ἀχαιοῖς τὰ κατὰ τὴν Μεσσήνην, οὐδένα λόγον
ποιησάμενοι τῆς πρότερον ἀποφάσεως ἄλλην ἔδωκαν
τοῖς αὐτοῖς πρεσβευταῖς ἀπόκρισιν, διασαφοῦντες ὅτι
πρόνοιαν πεποίηνται τοῦ μηθένα τῶν ἐξ Ἰταλίας μήθ'
4 ὅπλα μήτε σῖτον εἰσάγειν εἰς τὴν Μεσσήνην. ἐξ οὗ 10
καταφανεῖς ἅπασιν ἐγενήθησαν ὅτι τοσοῦτον ἀπέχουσιν
τοῦ τὰ μὴ λίαν ἀναγκαῖα τῶν ἐκτὸς πραγμάτων ἀπο-
τρίβεσθαι καὶ παρορᾶν, ὡς τοὐναντίον καὶ δυσχεραί-
νουσιν ἐπὶ τῷ μὴ πάντων τὴν ἀναφορὰν ἐφ' ἑαυτοὺς
γίνεσθαι καὶ πάντα πράττεσθαι μετὰ τῆς αὑτῶν γνώ- 15
5 μης. εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τῶν
πρεσβευτῶν ἐκ τῆς Ῥώμης καὶ κομιζόντων τὴν ἀπό-
κρισιν, εὐθέως ὁ στρατηγὸς τῶν Ἀχαιῶν μετὰ τὸ
1129] συντελέσαι τὰ κατὰ τὴν Μεσσήνην συνῆγε τοὺς
6 πολλοὺς εἰς τὴν τῶν Σικυωνίων πόλιν. ἀθροισθέν- 20
των δὲ τῶν Ἀχαιῶν (ἀν)εδίδου διαβούλιον ὑπὲρ τοῦ
προσλαβέσθαι (τὴν Σπάρτην) εἰς τὴν συμπολιτείαν,

---

2 ἄβια Y, corr. *Sch* θούρια Y, corr. *Sch* φαρὰ X, φαρᾶ Y, corr. *Sch* 3 ἰδία Y *Di* auctore *Sch*, ἰδίαν *Ur* vulgo ante *Di* δὲ add. *Ur* 4 μετεῖχεν XU* *BW*, μετεῖχε Y* *Ur* vulgo κενῆς Y, καινῆς O *Ur*, corr. *Ca* 870 9 πεποίηνται Y *Sch*, πεποιηκέναι U*, πεποιήκασι *Ur* vulgo μηδένα Ernestus *Di* 11 ἀπέχουσιν X *BW*, ἀπέχουσι Y* vulgo 13 παρορᾶν Y ante *Ur*, προορᾶν U* 14 τῷ *Ur* pro τὸ 15 αὐτῶν Y, corr. *Be* 15 γνώμης — 17 τῆς bis in O 20 τὴν super vers. O ἀθροισθέντων Y*, corr. *BW*; v. *BW* I 77 21 ἐδίδου Y, corr. *Na* 255 *Di* 22 τὴν σπάρτην add. *Ur*

φάσκων Ῥωμαίους μὲν ἀποτρίβεσθαι τὴν πρότερον 7
αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν ὑπὲρ τῆς πόλεως ταύτης·
ἀποκεκρίσθαι γὰρ αὐτοὺς νῦν μηθὲν εἶναι τῶν κατὰ
Λακεδαίμονα πραγμάτων πρὸς αὐτούς· τοὺς δὲ κυριεύ- 8
5 οντας τῆς Σπάρτης κατὰ τὸ παρὸν βούλεσθαι σφίσιν
μετέχειν τῆς συμπολιτείας. διὸ παρεκάλει προσδέχεσθαι 9
τὴν πόλιν· εἶναι γὰρ τοῦτο κατὰ δύο τρόπους συμ-
φέρον, καθ' ἕνα μέν, ὅτι τούτους (μέλλουσι) προσ-
λήψεσθαι τοὺς διατετηρηκότας τὴν πρὸς τὸ ἔθνος [988
10 πίστιν, καθ' ἕτερον δέ, διότι τῶν ἀρχαίων φυγάδων 10
τοὺς ἀχαρίστως καὶ ἀσεβῶς ἀνεστραμμένους εἰς αὐτοὺς
οὐχ ἕξουσι κοινωνοὺς τῆς πολιτείας, ἀλλ' ἑτέρων
αὐτοὺς ἐκκεκλεικότων τῆς πόλεως, βεβαιώσαντες τὰς
ἐκείνων προαιρέσεις ἅμα τὴν ἁρμόζουσαν αὐτοῖς χάριν
15 ἀποδώσουσι μετὰ τῆς τῶν θεῶν προνοίας. ὁ μὲν οὖν 11
Λυκόρτας ταῦτα καὶ τὰ τοιαῦτα λέγων παρεκάλει τοὺς
Ἀχαιοὺς προσδέξασθαι τὴν πόλιν· ὁ δὲ Διοφάνης καί 12
τινες ἕτεροι βοηθεῖν ἐπειρῶντο τοῖς φυγάσι καὶ παρ-
εκάλουν τοὺς Ἀχαιοὺς μὴ συνεπιθέσθαι τοῖς ἐκπεπτω-
20 κόσιν μηδὲ δι' ὀλίγους ἀνθρώπους συνεπισχῦσαι τοῖς
ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς πατρίδος

---

3 μηθὲν Y *Ur* vulgo ante Ernestum, μηδὲν vulgo post Ernestum ante *Hu* 4 πρὸς *Rei* 678 *Be* (auctore *Sch*) pro εἰς αὐτούς Y, corr. *Be* 5 σφίσιν XU* *Ur* *B W*, σφίσι Y[s] vulgo post *Be* 6 διὸ Y ante *Ur*, διότι U* 7 γὰρ om. O β̄ Y 8 προσλήψεσθαι Y, προσλήψουσι *Ur* vulgo ante *Sch*, προσλήψονται *Rei* 678, (μέλλουσι) προσλήψεσθαι *Sch* 9 διατετρηκότας O 11 ἀχαρίστως Y ante *Ur*, ἀχωρίστως U* αὐτοὺς Y, αὑτοὺς vulgo post *Be* 12. 13 ἑτέρων αὐτοὺς Y *Rei* 679 *Sch*, ἑτέρους αὐτῶν *Ur* vulgo 13 ἐκκεκλικότων Y *Ur* vulgo, ἐκκεκληκότων O, corr. *Rei* 679 *Sch* 15 ἀποδώσουσι Y *Be*, ἀποδώσουσιν U* *Ur* vulgo 18 φυγάσι Y[s] *Ca* 870, φυγᾶσι U*[s] *Ur* 20 συνεπισχῦσαι O[s] *Be*, συνεπισχύσαι Y *Ur* vulgo

18] *ἐκβεβληκόσιν. τοιαῦτα μὲν ἦν τὰ ῥηθέντα παρ'*
(25, 2) *ἑκατέρων. οἱ δ' Ἀχαιοὶ διακούσαντες ἀμφοτέρων*
ἔκριναν προσλαβέσθαι τὴν πόλιν, καὶ μετὰ ταῦτα
στήλης προγραφείσης συνεπολιτεύετο μετὰ τῶν Ἀχαιῶν
2 *ἡ Σπάρτη, προσδεξαμένων τῶν ἐν τῇ πόλει τούτους* 5
τῶν ἀρχαίων φυγάδων, ὅσοι μηδὲν ἐδόκουν ἄγνωμον
πεποιηκέναι κατὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους.

3 *Οἱ δ' Ἀχαιοὶ ταῦτα κυρώσαντες πρεσβευτὰς ἀπέ-*
1180] *στειλαν εἰς τὴν Ῥώμην τοὺς περὶ Βίππον τὸν Ἀργεῖον,*
4 *διασαφήσοντας τῇ συγκλήτῳ περὶ πάντων. ὁμοίως δὲ* 10
καὶ Λακεδαιμόνιοι τοὺς περὶ Χαίρωνα κατέστησαν.
5 *ἐξαπέστειλαν δ' οἱ φυγάδες (τοὺς περὶ) Κλῆτιν καὶ*
Διακτόριον τοὺς (συγ)καταστησομένους ἐν τῇ συγκλήτῳ
πρὸς τοὺς παρὰ τῶν Ἀχαιῶν πρεσβευτάς.

---

1 *ἐκβεβληκόσιν* Y *Be*, *ἐκβεβληκόσι* U* *Ur* vulgo *ἦν Hu*, *οὖν* Y *Ur*, *οὖν ἦν Rei* 680 vulgo post *Sch* 6 *ἀγνώμονι* X, *ἀγνώμονα* O, *ἀγνώμων* U*, *ἀγνωμόνως Ur*, corr. de Boorius 7 *τοῦ* om. O 9 *βήιπον* XO, *βέιπο* U*, corr. *Ur* coll. 24, 1, 6; 2, 4 11 *χάρωνα* Y, corr. *Sch* VII 533 auctore *Rei* 677 12 *δὲ* Y, corr. *BW* *οἱ*] *καὶ οἱ* Y *Ur* vulgo, *οἱ* O, *καὶ* transponit post *κλῆτιν BW* auctore Campio l. c. 1349; v. *BW* Fleckeis. annal. 1889, 681 *τοὺς περὶ* add. *Ur* *κλῆσιν* superscripto *τιν* O 13 *καταστησομένους* Y, corr. *BW* coll. 9, 3, 6. 31, 12, 8. 32, 10, 4. Ad res Macedoniae huius libri fortasse spectat Steph. Byz. v. *Γαλάδραι* '*Πολύβιος δὲ ἐν τῷ γ'* (*ιγ'* vel *κγ' Sch* V 59) *Γαλαδρικόν φησι*'. Ad res Asiae Olymp. 149, 2 fragmentum 112 refert secutus Schweighaeuserum (V 54) Ed. Meyer *Gesch. d. Kön. Pontos. Habil.-Schr.* Lips. 1879, 72 ann. 2

FRAGMENTA LIBRI XXIV.

A. OLYMP. 149, 3.

I. RES ITALIAE.

Εἰς δὲ τὴν Ῥώμην παραγεγονότων τῶν πρε- [1
σβευτῶν παρά τε τῶν (Λακεδαιμονίων καὶ τῶν) (25, 2, 6)
ἐκ Λακεδαίμονος φυγάδων, (ἔτι δὲ) παρὰ τῶν Ἀχαιῶν,
5 *ἅμα δὲ καὶ τῶν παρ' Εὐμένους καὶ παρ' Ἀριαράθου*
τοῦ βασιλέως ἡκόντων καὶ τῶν παρὰ Φαρνάκου, τού-
τοις πρῶτον ἐχρημάτισεν ἡ σύγκλητος. βραχεῖ δὲ 2
χρόνῳ πρότερον ἀνηγγελκότων τῶν περὶ τὸν Μάρκον
πρεσβευτῶν, οὓς ἀπεστάλκεισαν ἐπὶ τὸν Εὐμένει καὶ
10 *Φαρνάκῃ συνεστηκότα πόλεμον, καὶ διασεσαφηκότων*
περί τε τῆς Εὐμένους μετριότητος ἐν πᾶσιν καὶ περὶ
τῆς Φαρνάκου πλεονεξίας καὶ καθόλου τῆς ὑπερ-
ηφανίας, οὐκέτι πολλῶν προσεδεήθη λόγων ἡ [3 984

2—154, 14 X 117u—118u, O 182r—183r, U* 74—76, *Ur* LIII (ea ab antecedentibus non distincta sunt in codicibus, corr. *Sch* VII 554). Cf. Liv. 40, 20, 1—4, *Ni* 235, 333 3 *Λακεδαιμονίων καὶ τῶν* add. *Gro*m *BW*, v. *BW Beitr.* 14 ann. 1 4 *ἔτι δὲ* add. *BW*, *καὶ Ur* *παρὰ δὲ* O 6 *φαρνᾶ* Y, corr. *Ur* 8 *μάρκον* Y *Sch*, *μάρκιον Ur* vulgo 9 *ἀπεστάλκεισαν* Y ante *Ur*, *ἀπεστάλκησαν* U*, *ἀπεστάλκεσαν Di* *εὐμένη* Y, *εὐμένην* U*, corr. *Ur* 10 *φαρνάκῃ* Y, *φαρνάκῃ Be*, *φαρνάκει Ur* vulgo 11 *πᾶσιν* XU* *Ur* vulgo, *πᾶσι* Y• *Hu* 12 *φαρᾶ* Y, corr. *Ur*

σύγκλητος διακούσασα τῶν παραγεγονότων, ἀπεκρίθη δὲ διότι πάλιν πέμψει πρεσβευτὰς τοὺς φιλοτιμότερον ἐπισκεψομένους ὑπὲρ τῶν διαφερόντων (*τοῖς*) *προ-*
4 *ειρημένοις. μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων εἰσπορευθέντων καὶ τῶν ἐκ τῆς πόλεως ἅμα* 5
τούτοις, ἐπὶ πολὺ διακούσασα τοῖς μὲν ἐκ τῆς πόλεως
1181 5] *οὐδὲν ἐπετίμησε περὶ τῶν γεγονότων, τοῖς δὲ φυγάσιν ἐπηγγείλατο γράψειν πρὸς τοὺς Ἀχαιοὺς περὶ*
6 *τοῦ κατελθεῖν αὐτοὺς εἰς τὴν οἰκείαν. μετὰ δέ τινας ἡμέρας εἰσπορευθέντων* (*τῶν*) *περὶ Βίππον τὸν Ἀργεῖον,* 10
οὓς ἀπεστάλκει τὸ τῶν Ἀχαιῶν ἔθνος, καὶ διασαφούν-
7 *των περὶ τῆς Μεσσηνίων ἀποκαταστάσεως, οὐθενὶ δυσαρεστήσασα περὶ τῶν οἰκονουμένων ἡ σύγκλητος ἀπεδέξατο φιλανθρώπως τοὺς πρεσβευτάς.*

II. RES GRAECIAE. 15

2] (25, 3) Ὅτι *κατὰ τὴν Πελοπόννησον παραγενομένων ἐκ Ῥώμης τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων καὶ κομιζόντων παρὰ τῆς συγκλήτου γράμματα τοῖς Ἀχαιοῖς ὑπὲρ τοῦ προνοηθῆναι περὶ τῆς αὐτῶν καθόδου καὶ*
2 *σωτηρίας εἰς τὴν οἰκείαν, ἔδοξε τοῖς Ἀχαιοῖς ὑπερ-* 20
θέσθαι τὸ διαβούλιον, ἕως ἂν οἱ παρ' αὐτῶν ἔλθωσι

2 *φιλοτιμώτερον* Y, corr. *Sch* lex. 651 *Be* 3 *τοῖς* add. *Ur* *προειρημένοις Ur*, *προειρημένους* Y 9 *οἰκείαν* Y ante *Ur*, *οἰκίαν* U* 10 *τῶν* add. *Ur* *βίππων* Y, *βήππων* O, corr. *Ur* *ἀργείων* O 12 *οὐθενὶ* YX[m] *Ur* vulgo ante *Sch*, *Hu*, *οὐδενὶ* X vulgo post Ernestum 13 *δυσσαρεστήσασα* O *ᾠκονομημένων* coni. *Na* 351, ut est 22, 10, 3. 24, 5, 2 16—155, 10 X 118[u] s., O 183[r], U* 76 s., *Ur* LIV 16 *πελοπόννησον* Y ante *Ur*, *πελοπόνησον* U* 17 *ἐκ* om. O 19 *περὶ Ben* 288 *B W* pro *ὑπὲρ*; v. Krebsium *D. Präp.* cet. 100 *αὐτῶν* Y, corr. *Di* 20 *οἰκείαν* Y ante *Ur*, *οἰκίαν* U* 21 *αὐτῶν Be*

πρεσβευταί. ταῦτα δὲ τοῖς φυγάσιν ἀποκριθέντες συν- 3
έθεντο τὴν πρὸς Μεσσηνίους στήλην, συγχωρήσαντες
αὐτοῖς πρὸς τοῖς ἄλλοις φιλανθρώποις καὶ τριῶν ἐτῶν
ἀτέλειαν, ὥστε τὴν τῆς χώρας καταφθορὰν μηδὲν ἧττον
5 βλάψαι τοὺς Ἀχαιοὺς ἢ Μεσσηνίους. τῶν δὲ περὶ τὸν 4
Βίππον παραγενομένων ἐκ τῆς Ῥώμης καὶ διασαφούν-
των γραφῆναι τὰ γράμματα περὶ τῶν φυγάδων οὐ
διὰ τὴν τῆς συγκλήτου σπουδήν, ἀλλὰ διὰ τὴν τῶν
φυγάδων φιλοτιμίαν, ἔδοξε τοῖς Ἀχαιοῖς μένειν ἐπὶ 5
10 τῶν ὑποκειμένων. —

1132] Κατὰ δὲ τὴν Κρήτην ἀρχὴ πραγμάτων [3 (4) 985
ἐκινεῖτο μεγάλων, εἰ χρὴ λέγειν ἀρχὴν πρα- (25, 3a)
γμά(των) ἐν Κρήτῃ· διὰ γὰρ τὴν συνέχειαν τῶν ἐμ-
φυλίων πολέμων καὶ τὴν ὑπερβολὴν τῆς εἰς ἀλλήλους
15 ὠμότητος ταὐτὸν ἀρχὴ καὶ τέλος ἐστὶν ἐν Κρήτῃ, καὶ
τὸ δοκοῦν παραδόξως τισὶν εἰρῆσθαι τοῦτ' ἐκεῖ θεω-
ρεῖται συνεχῶς [τὸ] γινόμενον.

III. RES MACEDONIAE.

1131] Πρὸς μὲν οὖν τῷ Πόντῳ τὸ Αἷμόν ἐστιν [4 (3)
20 ὄρος, μέγιστον τῶν ταύτῃ καὶ ὑψηλότατον, μέσην (34, 12)
πως διαιροῦν τὴν Θρᾴκην· ἀφ' οὗ φησι Πολύβιος ἀμ-
1132] φοτέρας καθορᾶσθαι τὰς θαλάττας, οὐκ ἀληθῆ
λέγων· καὶ γὰρ τὸ διάστημα μέγα τὸ πρὸς τὸν Ἀδρίαν
καὶ τὰ ἐπισκοτοῦντα πολλά.

11—17 M 66, 31—67, 4 *Hey*; v. *BW Beitr.* 18 12 πραγμά-των vulgo post *Ma*, πραγμα| in fine folii exaratum invenit *Bo* 16 τοῦτο M, corr. *Ben* 288 *BW* 17 τὸ del. *Ge*
19—24 Strab. 7, C. 313. Hoc fragmentum coll. Liv. 40, 21, 2 et 22, 5 huc rettulit et Polybium contra Strabonem defendit Maur. Mueller Fleckeis. annal. 1870, 246; v. *BW Beitr.* 18 s.

B. OLYMP. 149, 4.

I. RES ITALIAE.

5 (25, 6) *Ὅτι γενομένων συνθηκῶν πρὸς ἀλλήλους* [987
*Φαρνάκου καὶ Ἀττάλου καὶ τῶν λοιπῶν, ἅπαντες
μετὰ τῶν οἰκείων δυνάμεων ἀνεχώρησαν εἰς τὴν*
2 *οἰκείαν. Εὐμένης δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀπο-* 5
*λελυμένος τῆς ἀρρωστίας καὶ διατρίβων ἐν Περγάμῳ,
παραγενομένου τἀδελφοῦ καὶ διασαφοῦντος περὶ τῶν
ᾠκονομημένων, εὐδοκήσας τοῖς γεγονόσιν προέθετο*
3 *πέμπειν τοὺς ἀδελφοὺς ἅπαντας εἰς τὴν Ῥώμην, ἅμα
μὲν ἐλπίζων πέρας ἐπιθήσειν τῷ πρὸς τὸν Φαρνάκην* 10
*πολέμῳ διὰ τῆς τούτων πρεσβείας, ἅμα δὲ συστῆσαι
σπουδάζων τοὺς ἀδελφοὺς τοῖς τ' ἰδίᾳ φίλοις καὶ ξένοις
ὑπάρχουσιν αὐτῶν ἐν τῇ Ῥώμῃ καὶ τῇ συγκλήτῳ κατὰ*
4 *κοινόν. προθύμων δὲ καὶ τῶν περὶ τὸν Ἄτταλον*
5 *ὑπαρχόντων, ἐγένοντο περὶ τὴν ἐκδημίαν. καὶ τούτων* 15
παραγενομένων εἰς τὴν Ῥώμην, καὶ κατ' ἰδίαν μὲν
1188] *πάντες ἀπεδέχοντο τοὺς νεανίσκους φιλανθρώπως,
ἅτε συνήθειαν ἐσχηκότες ἐν ταῖς περὶ τὴν Ἀσίαν στρα-*

2—157, 12 X 119r—121r, O 183r—184u, U* 77—80, *Ur* LVI; v. Diod. 29, 22, *BW Beitr.* 148. 2 *συνθηκῶν Ur*, *σκυθικῶν* Y 5 *οἰκίαν* O 8 *γεγονόσιν* XU* *Ur* vulgo ante *Be*, *γεγονόσι* O[s] vulgo post *Be* 10 *πέρας* bis in O *ἐπιθήσειν* X, O altero (v. ad vs. 16) loco et priore loco super vers., *ἐπιθήκειν* O priore loco, *ἐπιθήσαν* U*, *ἐπιθήσων Ur*, sed *ἐπιθήσειν* *Ur* in U* ante *Ca* 875 12 *τε* Y, corr. *Ben* 288 *BW* 13 *αὐτῶν* Y *Ur Ben* 288 *Di*, *αὐτῷ* O altero loco vulgo post *Ca* 875 14 *προθύμως* O altero loco 15 post *ἐκδημίαν* desinunt eclogae. Sequuntur: *Ὅτι εὐμένης κατὰ τὸν καιρὸν τοῦτον* (v. § 2)—*οὕτως εἶχεν* (§ 8): sunt igitur verba *εὐμένης κατὰ τὸν καιρὸν τοῦτον — ἐκδημίαν* (§ 4) bis scripta in Y. Verba iterata del. in U* *Ur*

τείαις, ἔτι δὲ μεγαλομερέστερον ἡ σύγκλητος ἀπεδέξατο
τὴν παρουσίαν αὐτῶν· καὶ γὰρ ξένια καὶ παροχὰς 6
τὰς μεγίστας ἐξέθηκεν αὐτοῖς καὶ πρὸς τὴν ἔντευξιν
καλῶς ἀπήντησεν. οἱ δὲ περὶ τὸν Ἄτταλον εἰσελθόντες 7
5 εἰς τὴν σύγκλητον τά τε προϋπάρχοντα φιλάνθρωπα
διὰ πλειόνων λόγων ἀνενεώσαντο καὶ τοῦ Φαρ- [988
νάκου κατηγορήσαντες παρεκάλουν ἐπιστροφήν τινα
ποιήσασθαι, δι' ἧς τεύξεται τῆς ἁρμοζούσης δίκης. ἡ 8
δὲ σύγκλητος διακούσασα φιλανθρώπως ἀπεκρίθη διότι
10 πέμψει πρεσβευτὰς τοὺς κατὰ πάντα τρόπον λύσοντας
τὸν πόλεμον. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν οὕτως
εἶχεν.

II. RES GRAECIAE.

Ὅτι περὶ τοὺς αὐτοὺς καιροὺς Πτολεμαῖος ὁ 6
15 βασιλεύς, βουλόμενος ἐμπλέκεσθαι τῷ τῶν Ἀχαιῶν (25, 7)
ἔθνει, διεπέμψατο πρεσβευτήν, ἐπαγγελλόμενος δεκαναΐαν
δώσειν ἐντελῆ πεντηκοντηρικῶν πλοίων. οἱ δ' Ἀχαιοὶ 2
καὶ διὰ τὸ δοκεῖν τὴν δωρεὰν ἀξίαν εἶναι χάριτος
ἀσμένως ἀπεδέξαντο τὴν ἐπαγγελίαν. [δοκεῖ γὰρ ἡ
20 δαπάνη οὐ πολὺ λείπειν τῶν δέκα ταλάντων]. ταῦτα 3
δὲ βουλευσάμενοι προεχειρίσαντο πρεσβευτὰς Λυκόρταν
καὶ Πολύβιον καὶ σὺν τούτοις Ἄρατον, υἱὸν Ἀράτου

---

1 *μεγαλομηρέστερον* O 3 *τὰς*] *τοὺς* O 4 *ἀπήντησαν* O secundum *Sch* et *Hu*, *ἀπήντησεν* legit de Boor 6 *ἀνανεύσαιτο* O *φαρνάκους* Y, corr. *Be* 14—158,16 X 121r—122r, O 184u—185r, U* 80—83, *Ur* LVII; v. *BW Beitr.* 15 14 *περὶ* Y *BW*, *κατὰ* U*s *Ur* vulgo ante *καιροὺς* del. *αν* O *ὁ* om. O 16 *ἔθνει* ex *ἔθει* O *ἐπαγγελλόμενος* Y ante *Ca* 875, *ἐπαγγελλόμενον* O, *ἐπαγγελόμενος* *Ur* 19 *δοκεῖ—20 ταλάντων* del. *Ben* 288 *BW* 19 *ἐδόκει* *Na* 231 20 *δέκα*] haec summa videtur esse nimis parva

τοῦ Σικυωνίου, τοὺς ἅμα μὲν εὐχαριστήσοντας τῷ βασιλεῖ περί τε τῶν ὅπλων ὧν πρότερον ἀπέστειλε καὶ τοῦ νομίσματος, ἅμα δὲ παραληψομένους τὰ πλοῖα καὶ πρόνοιαν ποιησομένους περὶ τῆς ἀποκομιδῆς αὐτῶν. 4 *κατέστησαν δὲ τὸν μὲν Λυκόρταν διὰ τὸ κατὰ τὸν* 5 *καιρόν, καθ' ὃν ἐποιεῖτο τὴν ἀνανέωσιν τῆς συμμαχίας ὁ Πτολεμαῖος, στρατηγοῦντα τότε συνεργῆσαι φιλο-* 5 *τίμως αὐτῷ, τὸν δὲ Πολύβιον, νεώτερον ὄντα τῆς κατὰ τοὺς νόμους ἡλικίας, διὰ τὸ τήν τε συμμαχίαν* 1184] *αὐτοῦ τὸν πατέρα πρεσβεύσαντα πρὸς Πτολε-* 10 *μαῖον ἀνανεώσασθαι καὶ τὴν δωρεὰν τῶν ὅπλων καὶ* 6 *τοῦ νομίσματος ἀγαγεῖν τοῖς Ἀχαιοῖς, παραπλησίως δὲ καὶ τὸν Ἄρατον διὰ τὰς προγονικὰς συστάσεις πρὸς* 7 *τὴν βασιλείαν. οὐ μὴν συνέβη γε τὴν πρεσβείαν ταύτην ἐξελθεῖν διὰ τὸ μεταλλάξαι τὸν Πτολεμαῖον περὶ* 15 *τοὺς καιροὺς τούτους.* —

7 (25, 8) Ὅτι *κατὰ τοὺς αὐτοὺς καιροὺς ἦν τις ἐν τῇ Λακεδαίμονι Χαίρων, ὃς ἐτύγχανε τῷ πρότερον ἔτει πεπρεσβευκὼς εἰς τὴν Ῥώμην, ἄνθρωπος ἀγχίνους μὲν καὶ πρακτικός, νέος δὲ καὶ ταπεινὸς καὶ δημοτικῆς* 20 2 *ἀγωγῆς τετευχώς. οὗτος ὀχλαγωγῶν καὶ κινήσας ὃ μηθεὶς ἕτερος ἐθάρρει, ταχέως περιεποιήσατο φαντα-* 3 *σίαν παρὰ τοῖς πολλοῖς. καὶ τὸ μὲν πρῶτον ἀφελό-* [989 *μενος τὴν χώραν, ἣν οἱ τύραννοι συνεχώρησαν ταῖς*

---

3 *παραληψομένους* Y ante *Ur*, *παραλειψομένους* U* 3 *τὰ* — 4 *ποιησομένους* om. O 5 *κατέστησαν* — *κατὰ τὸν* repetit O initio fol. 185r 9 *τε* Y *Sch*, *τότε* U* *Ur* vulgo 17–159, 23 P 308v s., *Va* 121, Suid. **Χαίρων** *Λακεδαιμόνιος, ὃς ἐπρέσβευσεν εἰς τὴν Ῥώμην, ἀνὴρ ἀγχίνους μὲν* cet.; v. *BW Beitr.* 17 s. 17 *τηι* P *Va Hu*, om. vulgo post *Sch* 21 *ἀγωγῆσ* P, corr. *Va* *ὀχλαγωγῶν* P, corr. Ernestus 22 *μηδεὶς* Suid. codices A et C, Ernestus *Di*

ὑπολειφθείσαις τῶν φυγάδων ἀδελφαῖς καὶ γυναιξὶ
καὶ μητράσι καὶ τέκνοις, ταύτην διέδωκε τοῖς λεπτοῖς
εἰκῆ καὶ ἀνίσως κατὰ τὴν ἰδίαν ἐξουσίαν· μετὰ δὲ 4
ταῦτα τοῖς κοινοῖς ὡς ἰδίοις χρώμενος ἐξεδαπάνα τὰς
5 προσόδους, οὐ νόμου στοχαζόμενος, οὐ κοινοῦ δόγματος,
οὐκ ἄρχοντος. ἐφ' οἷς τινες ἀγανακτήσαντες ἐσπού- 5
δαζον κατασταθῆναι δοκιμαστῆρες τῶν κοινῶν κατὰ
τοὺς νόμους. ὁ δὲ Χαίρων θεωρῶν τὸ γινόμενον καὶ 6
συνειδὼς αὑτῷ κακῶς κεχειρικότι τὰ τῆς πόλεως, τὸν
10 ἐπιφανέστατον τῶν δοκιμαστήρων Ἀπολλωνίδαν καὶ
μάλιστα δυνάμενον ἐρευνῆσαι τὴν πλεονεξίαν αὐτοῦ,
τοῦτον ἀποπορευόμενον ἡμέρας ἐκ βαλανείου προσ-
πέμψας τινὰς ἐξεκέντησεν. ὧν προσπεσόντων τοῖς 7
Ἀχαιοῖς, καὶ τοῦ πλήθους ἀγανακτήσαντος ἐπὶ τοῖς
15 γεγονόσιν, ἐξ αὐτῆς ὁ στρατηγὸς ὁρμήσας καὶ παρα-
γενόμενος εἰς τὴν Λακεδαίμονα τόν τε Χαίρωνα παρ-
ήγαγεν εἰς κρίσιν ὑπὲρ τοῦ φόνου τοῦ κατὰ τὸν
1135] Ἀπολλωνίδαν καὶ κατακρίνας ἐποίησε δέσμιον,
τούς τε λοιποὺς δοκιμαστῆρας παρώξυνε πρὸς τὸ ποι- 8
20 εῖσθαι τὴν ζήτησιν τῶν δημοσίων ἀληθινήν, φροντίσαι
δὲ καὶ περὶ τοῦ κομίσασθαι τὰς οὐσίας τοὺς τῶν φυ-
γάδων ἀναγκαίους πάλιν, ἃς ὁ Χαίρων αὐτῶν ἀφείλετο
βραχεῖ χρόνῳ πρότερον. —

---

1 *φυγάδων*] *τυράννων* Suid. 2 *διεδωκε* (s. acc.) P, *δέδωκε* *Va*, corr. *Sch* e Suida 4. 5 *τοῖσ προσόδοισ* P, corr. *Va* 5 *τοχαζόμενοσ* P, corr. *Va* 6 s. *ἐφ' οἷς ἀγανακτήσαντες κατεστάθησαν δοκ.* Suid. 8 *γιγνόμενον* Suid. cod. A 10. 18 *ἀπολλωνίδην* P Suid., corr. *BW*; v. *Ni* 137 ann. et Pol. 22, 8, 1; 11. 6; 12, 1 10. 11 *καὶ μάλιστα* — 12 *τοῦτον* om. Suid. 12 s. *βαλανείου ἐξεκέντησε. τοῦ δὲ πλήθους* Suid. 13 *ἐξεκέντησε* (cum acc.) P, corr. *Va* 15 *ἐξ αὐτῆς* et *ὁρμήσας καὶ* om. Suid. 16 *τὴν* om. Suid. *λακεδαίμονοσ* P, corr. *Va* e Suida *τε* om. Suid.

1187 8 (10)] (26, 1) *Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἀναδόντος* [992 *Ὑπερβάτου τοῦ στρατηγοῦ διαβούλιον ὑπὲρ τῶν γραφομένων παρὰ Ῥωμαίων ὑπὲρ τῆς τῶν ἐκ*
2 *Λακεδαίμονος φυγάδων (καθόδου) τί δεῖ ποιεῖν, οἱ μὲν περὶ τὸν Λυκόρταν παρεκάλουν μένειν ἐπὶ τῶν ὑπο-* 5
κειμένων, διότι Ῥωμαῖοι ποιοῦσι μὲν τὸ καθῆκον αὐτοῖς, συνυπακούοντες τοῖς ἀκληρεῖν δοκοῦσιν εἰς τὰ μέτρια
3 *τῶν ἀξιουμένων· ὅταν μέντοι γε διδάξῃ τις αὐτοὺς ὅτι τῶν παρακαλουμένων τὰ μέν ἐστιν ἀδύνατα, τὰ δὲ μεγάλην αἰσχύνην ἐπιφέροντα καὶ βλάβην τοῖς φίλοις,* 10
οὔτε φιλονικεῖν εἰώθασιν οὔτε παραβιάζεσθαι περὶ τῶν
4 *τοιούτων. διὸ καὶ νῦν, ἐάν τις αὐτοὺς διδάξῃ (δι)ότι συμβήσεται τοῖς Ἀχαιοῖς, ἂν πειθαρχήσωσι τοῖς γραφομένοις, παραβῆναι τοὺς ὅρκους, τοὺς νόμους, τὰς στήλας, ἃ συνέχει τὴν κοινὴν συμπολιτείαν ἡμῶν,* 15
1188 5] *ἀναχωρήσουσιν καὶ συγκαταθήσονται διότι καλῶς ἐπέχομεν καὶ παραιτούμεθα περὶ τῶν γραφομένων.*
6 *ταῦτα μὲν οὖν οἱ περὶ τὸν Λυκόρταν ἔλεγον· οἱ δὲ περὶ τὸν Ὑπέρβατον καὶ Καλλικράτην πειθαρχεῖν τοῖς γραφομένοις παρῄνουν καὶ μήτε νόμον μήτε στήλην* 20
7 *μήτ' ἄλλο μηθὲν τούτου νομίζειν ἀναγκαιότερον. τοιαύτης δ' οὔσης τῆς ἀντιλογίας ἔδοξε τοῖς Ἀχαιοῖς*

1—165, 22 X 122r—128r, O 185r—189r, U* 83—94 (v. ad p. 165, 3), *Ur* LVIII; v. *BW Beitr.* 15 s. 2 *ὑπερβατοῦ* O *στρατοῦ* X, corr. Xm 3 *γεγραμμένων* O 4 *καθόδου* add. *Ur* 6 *αὐτοῖς* Y ante *Ur*, *αὐτῆς* U*, *αὐτοῖς Be* 7 *ἐκληρεῖν δοκοῦσι* O 8 *διάξῃ* Y, corr. *Ur* 11 *φιλονεικεῖν* Y *Ur* vulgo, *φίλον εἰκεῖν* O, *φιλονικεῖν* U* *Di*; v. ad 21, 20, 1 12 *αὐτοὺς διδάξῃ τις Ben* 288 coll. § 3 *(δι)ότι BW*, *ὅτι* Y *Ur* vulgo 15 post *κοινὴν* repet. *τὴν* XO, del. X *συμπολιτείαν* Y* ante *Ca* 877, *συμπολιτίαν* U* *Ur* 16 *ἀναχωρήσουσιν* X *BN*, *ἀναχωρήσουσι* Y *Ur* vulgo *καλῶς Ur* pro *καὶ ὡς* 21 *μηθὲν* Y *Ur* vulgo ante Ernestum, *Hu*, *μηδὲν* vulgo post Ernestum *τοιαύτην* O 22 *ἔδοξαν* O

πρεσβευτὰς ἐξαποστεῖλαι πρὸς τὴν σύγκλητον τοὺς διδάξοντας ἃ Λυκόρτας λέγει. καὶ παραυτίκα κατέστησαν 8
πρεσβευτὰς Καλλικράτην Λεοντήσιον, Λυδιάδαν Μεγαλοπολίτην, Ἄρατον Σικυώνιον· καὶ δόντες ἐντολὰς
5 ἀκολούθους τοῖς προειρημένοις ἐξαπέστειλαν. ὧν παρα- 9
γενομένων εἰς τὴν Ῥώμην, εἰσελθὼν ὁ Καλλικράτης
εἰς τὴν σύγκλητον τοσοῦτον ἀπέσχε τοῦ ταῖς ἐντολαῖς
ἀκολούθως διδάσκειν τὸ συνέδριον ὥστε τοὐναντίον
ἐκ καταβολῆς ἐπεχείρησεν οὐ μόνον τῶν ἀντιπολιτευο-
10 μένων κατηγορεῖν θρασέως, ἀλλὰ καὶ τὴν σύγκλητον
νουθετεῖν. ἔφη γὰρ αὐτοὺς τοὺς Ῥωμαίους [9 (11) (26, 2)
αἰτίους εἶναι τοῦ μὴ πειθαρχεῖν αὐτοῖς τοὺς
Ἕλληνας, ἀλλὰ παρακούειν καὶ τῶν γραφομένων καὶ [998
τῶν παραγγελλομένων. δυεῖν γὰρ οὐσῶν αἱρέσεων 2
15 κατὰ τὸ παρὸν ἐν πάσαις ταῖς δημοκρατικαῖς πολιτείαις,
καὶ τῶν μὲν φασκόντων δεῖν ἀκολουθεῖν τοῖς γραφομένοις ὑπὸ Ῥωμαίων καὶ μήτε νόμον μήτε στήλην μήτ'
ἄλλο μηθὲν προυργιαίτερον νομίζειν τῆς Ῥωμαίων
προαιρέσεως, τῶν δὲ τοὺς νόμους προφερομένων καὶ 3
20 τοὺς ὅρκους καὶ στήλας καὶ παρακαλούντων τὰ πλήθη
μὴ ῥᾳδίως ταῦτα παραβαίνειν, ἀχαϊκωτέραν εἶναι παρὰ 4
πολὺ ταύτην τὴν ὑπόθεσιν καὶ νικητικωτέραν ἐν τοῖς
πολλοῖς. ἐξ οὗ τοῖς μὲν αἱρουμένοις τὰ Ῥωμαίων ἀδο- 5

---

2 *λέγειν* O 3 *καλικράτην* O *λυδιάδα* Y, *λυσιάδαν* *Ur*, corr. *Rei* 681 s. *Sch* 4 *σικυώνιον* *Ur* pro *ἰώνιον* 5 post *ὧν* add. *καὶ* U* *Ur*, om. Y *BW* 6 *καλικράτης* O 9 *ἀπεχείρησεν* O 13 *παρ' ἀκούειν* X 14 *δυεῖν* superscripto *οῖν* X, *δυοῖν* U* *Ur* vulgo, *εὐοῖν* O, *δυεῖν* *Hu*; v. *BW* I 78 s. 18 *μηθὲν* Y *Hu*, *μηδὲν* U* *Ur* vulgo *προυργιέτερον* O *τῆς* Y ante *Ur*, *τοῖς* U* 20 ante *στήλας* additur *τὰς* vulgo post *Sch*, sed v. *BW* I 45 s. 21 *ἀχαϊκώτερον* Y, *ἀχαϊκότερον* O, *εὐχαριτωτέραν* *Na* 346, corr. *Ur* 22 *κινητικωτέραν* coni *Ur*, sed v. *Sch* *ἐκτοῖς* O

ξίαν συνεξακολουθεῖν παρὰ τοῖς ὄχλοις καὶ διαβολήν,
6 *τοῖς δ' ἀντιπράττουσιν τἀναντία. ἐὰν μὲν οὖν ὑπὸ*
1189] *τῆς συγκλήτου γίνηταί τις ἐπισημασία, ταχέως καὶ*
τοὺς πολιτευομένους μεταθέσθαι πρὸς τὴν Ῥωμαίων
αἵρεσιν, καὶ τοὺς πολλοὺς τούτοις ἐπακολουθήσειν διὰ 5
7 *τὸν φόβον. ἐὰν δὲ παρορᾶται τοῦτο τὸ μέρος, ἅπαντας*
ἀπονεύσειν ἐπ' ἐκείνην τὴν ὑπόθεσιν· ἐνδοξοτέραν γὰρ
8 *εἶναι καὶ καλλίω παρὰ τοῖς ὄχλοις. διὸ καὶ νῦν ἤδη τινὰς*
οὐθὲν ἕτερον προσφερομένους δίκαιον πρὸς φιλοδοξίαν,
δι' αὐτὸ τοῦτο τῶν μεγίστων τυγχάνειν τιμῶν παρὰ 10
τοῖς ἰδίοις πολιτεύμασιν διὰ τὸ δοκεῖν ἀντιλέγειν τοῖς
ὑφ' ὑμῶν γραφομένοις, χάριν τοῦ διαμένειν τοὺς νό-
μους ἰσχυροὺς καὶ τὰ δόγματα τὰ γινόμενα παρ' αὐτοῖς.
9 *εἰ μὲν οὖν (ἀ)διαφόρως ἔχουσιν ὑπὲρ τοῦ πειθαρχεῖν*
αὐτοῖς τοὺς Ἕλληνας καὶ συνυπακούειν τοῖς γραφο- 15
μένοις, ἄγειν αὐτοὺς ἐκέλευε τὴν ἀγωγήν, ἣν καὶ νῦν
10 *ἄγουσιν· εἰ δὲ βούλονται γίνεσθαι σφίσι τὰ παραγγελ-*
λόμενα καὶ μηθένα καταφρονεῖν τῶν γραφομένων,
ἐπιστροφὴν ποιήσασθαι παρεκάλει τοῦ μέρους τούτου
11 *τὴν ἐνδεχομένην. εἰ δὲ μή, σαφῶς εἰδέναι δεῖν ὅτι* 20
τἀναντία συμβήσεται ταῖς ἐπινοίαις αὐτῶν· ὃ καὶ νῦν
12 *ἤδη γεγονέναι. πρῴην μὲν γὰρ ἐν τοῖς Μεσσηνιακοῖς*

---

2 *ἀντιπράττουσιν* X *BW*, *ἀντιπράττουσι* Y *Ur* vulgo 3 *γίνεται* Y, corr. *Sch* 4 *μεταθήσεσθαι* vulgo post *Be* *ῥωμαίους* O 7 *ἀπονεῦσαν* O 8 *καλλίων* O 9 *οὐδὲν* Ernestus *Di* *καὶ* ante *δίκαιον* Y, del. *Ur* 10 *τυγχάνειν* Y ante *Ur*, *τυγχάνει* U* *τιμῶν* U* *Ur*, *τινῶν* Y U*ᵐ 11 *πολι-τεύμασιν* Y *Hu*, *πολιτεύμασι* U* *Ur* vulgo 14 *διαφόρως* Y, *διακόρως* *Ur*, corr. *Sch* 17 *γίγνεσθαί σφισι* *Sch* *Di*, v. 22, 5, 2 18 *μηδένα* Ernestus *Di* 20 *εἰ δὲ μὴ* Y *Sch*, om. U* *Ur* vulgo, unde *γὰρ* post *σαφῶς* add. *Ur* vulgo *δεῖν ὅτι* *Di* IV praef. 15 pro *διότι* 22 *ἤδη γεγονέναι* *Di* l. c. pro *ἥκει* *γινόμενον* (*γενόμενον* O) *πρώην* Y, corr. *Di*

πολλὰ ποιήσαντος Κοΐντου Μαρκίου πρὸς τὸ μηδὲν
τοὺς Ἀχαιοὺς βουλεύσασθαι περὶ Μεσσηνίων ἄνευ τῆς
Ῥωμαίων προαιρέσεως, παρακούσαντας καὶ ψηφισα- 13
μένους αὐτοὺς τὸν πόλεμον οὐ μόνον τὴν χώραν [994
5 αὐτῶν καταφθεῖραι πᾶσαν ἀδίκως, ἀλλὰ καὶ τοὺς
ἐπιφανεστάτους τῶν πολιτῶν οὓς μὲν φυγαδεῦσαι,
τινὰς δ' αὐτῶν ἐκδότους λαβόντας αἰκισαμένους πᾶσαν
αἰκίαν ἀποκτεῖναι, διότι προεκαλοῦντο περὶ τῶν ἀμ-
φισβητουμένων ἐπὶ Ῥωμαίους. νῦν δὲ πάλιν ἐκ πλεί- 14
10 ονος χρόνου γραφόντων αὐτῶν ὑπὲρ τῆς καθόδου τῶν
ἐκ Λακεδαίμονος φυγάδων, τοσοῦτον ἀπέχειν τοῦ πειθ-
αρχεῖν ὡς καὶ στήλην τεθεῖσθαι καὶ πεποιῆσθαι πρὸς
1140] τοὺς κατέχοντας τὴν πόλιν ὅρκους ὑπὲρ τοῦ μηδέ-
ποτε κατελεύσεσθαι τοὺς φυγάδας. εἰς ἃ βλέποντας 15
15 αὐτοὺς ἠξίου πρόνοιαν ποιεῖσθαι τοῦ μέλλοντος.

Ὁ μὲν οὖν Καλλικράτης ταῦτα καὶ τοιαῦτ' [10 (12)
εἰπὼν ἀπῆλθεν. οἱ φυγάδες δ' ἐπεισελθόντες (26, 3) 2
καὶ βραχέα περὶ αὐτῶν διδάξαντες καί τινα τῶν πρὸς
τὸν κοινὸν ἔλεον εἰπόντες ἀνεχώρησαν. ἡ δὲ σύγ- 3
20 κλητος δόξασα τὸν Καλλικράτην λέγειν τι τῶν αὐτῇ
συμφερόντων καὶ διδαχθεῖσα διότι δεῖ τοὺς μὲν τοῖς
αὑτῆς δόγμασιν συνηγοροῦντας αὔξειν, τοὺς δ' ἀντι-
λέγοντας ταπεινοῦν, οὕτως καὶ τότε πρῶτον ἐπεβάλετο 4
τοὺς μὲν κατὰ τὸ βέλτιστον ἱσταμένους ἐν τοῖς ἰδίοις

---

5 ἀδεῶς *Na* 363 12 πεποιεῖσθαι Y, corr. *Ur* 16 τοιαῦτ' Y *Hu*, τοιαῦτα *Ur* vulgo 17 επεισελθόντων (sic) super ων superscripto ες X 18 βραχέως O αὐτῶν Y, corr. *Be* 20 αὐτῇ *Be* 21 τοὺς μὲν *Rei* 682 *Be*, τῶ γε (Y), τούς γε *Ur* vulgo 22 αὐτοῖς superscripto ῆς X, αὐτοῖς Y, αὐτῆς O ante *Ur*, αὑτῆς *Be* δόγμασιν X *BW*, δόγμασι Y *Ur* vulgo 23 οὕτως Y *Hu*, οὕτω U* *Ur* vulgo ἐπεβάλετο cod. Scorial. R III 21 ante *Ca* 879, ἐπεβάλλετο Y; v. *Hu E.Z.* XXII 2

πολιτεύμασιν ἐλαττοῦν, τοὺς δὲ καὶ δικαίως (καὶ ἀδί-
5 κως) προστρέχοντας αὐτῇ σωματοποιεῖν. ἐξ ὧν αὐτῇ
συνέβη κατὰ βραχύ, τοῦ χρόνου προβαίνοντος, κολάκων
6 μὲν εὐπορεῖν, φίλων δὲ σπανίζειν ἀληθινῶν. οὐ μὴν
ἀλλὰ τότε περὶ μὲν τῆς καθόδου τῶν φυγάδων οὐ 5
μόνον τοῖς Ἀχαιοῖς ἔγραψε, παρακαλοῦσα συνεπισχύειν,
ἀλλὰ καὶ τοῖς Αἰτωλοῖς καὶ τοῖς Ἠπειρώταις, σὺν δὲ
τούτοις Ἀθηναίοις, Βοιωτοῖς, Ἀκαρνᾶσιν, πάντας ὡσανεὶ
προσδιαμαρτυρομένη χάριν τοῦ συντρῖψαι τοὺς Ἀχαιούς.
7 περὶ δὲ τοῦ Καλλικράτους αὐτοῦ κατ' ἰδίαν παρασιω- 10
πήσασα τοὺς συμπρεσβευτὰς κατέταξεν εἰς τὴν ἀπό-
κρισιν διότι δεῖ τοιούτους ὑπάρχειν ἐν τοῖς πολιτεύ-
8 μασιν ἄνδρας οἷός ἐστι Καλλικράτης. ὁ δὲ προειρη-
μένος ἔχων τὰς ἀποκρίσεις ταύτας παρῆν εἰς τὴν
Ἑλλάδα περιχαρής, οὐκ εἰδὼς ὅτι μεγάλων κακῶν 15
ἀρχηγὸς γέγονε πᾶσι μὲν τοῖς Ἕλλησι, μάλιστα δὲ τοῖς
9 Ἀχαιοῖς. ἔτι γὰρ τούτοις ἐξῆν καὶ κατ' ἐκείνους [995
τοὺς χρόνους κατὰ ποσὸν ἰσολογίαν ἔχειν πρὸς Ῥω-
μαίους διὰ τὸ τετηρηκέναι τὴν πίστιν ἐν τοῖς ἐπι-
φανεστάτοις καιροῖς, ἐξ οὗ τὰ Ῥωμαίων εἵλοντο, λέγω 20
1141 10] δὲ τοῖς κατὰ Φίλιππον καὶ Ἀντίοχον, οὕτω δὲ
τοῦ τῶν Ἀχαιῶν ἔθνους ηὐξημένου καὶ προκοπὴν εἰλη-

---

1 πολιτεύμασιν ex πολιτεύεσθαι O   καὶ ἀδίκως add. *Rei* 682 auctore *Ca* 879, κἀδίκως *Na* 133 *Di*; v. *BW* Fleckeis. annal. 1889, 689 s.   2 προστρέχοντας Y ante *Ca* 879, προτρέχοντας U* *Ur*   4 εὐποιεῖν O   ἀληθινῶς Y, corr. *Ur*   9 προδιαμαρτυρομένη Y *Ur* vulgo, πρὸς διαμαρτυρομένη cod. Scorial. R III 21 (*BW*) auctore *Sch*   συντρῖψαι Y* (?) *Be*, συντρίψαι U* *Ur* vulgo   10 καλικράτους O   11 πρεσβευτὰς O   16 ἕλλησιν O *Hu*   17 ἔτι] ἔστι superscripto τι X   19 ἐπισφαλεστάτοις Toupius emend. in Suid. I 276 *Di*, sed v. *Sch*   21 δὴ τοῖς O   21. 22 οὕτω δὲ τοῦ *BW*, ὅτι δὲ τοῦ Y vulgo, * * * τοῦ δὲ *Sch*   22 ηὐξημένου Y ante *Ca* 879, ηὐξαμένου *Ur*

φότος κατὰ τὸ βέλτιστον ἀφ' ὧν ἡμεῖς ἱστοροῦμεν χρόνων, αὕτη πάλιν ἀρχὴ τῆς ἐπὶ τὸ χεῖρον ἐγένετο μεταβολῆς, τὸ Καλλικράτους θράσος * * * Ῥωμαῖοι 11 ὄντες *ἄνθρωποι καὶ ψυχῇ χρώμενοι λαμπρᾷ καὶ προ-*
5 *αιρέσει καλῇ πάντας μὲν ἐλεοῦσι τοὺς ἐπταικότας καὶ πᾶσι πειρῶνται χαρίζεσθαι τοῖς καταφεύγουσιν ὡς αὐτούς· ὅταν μέντοι γέ τις ὑπέμνησε τῶν δικαίων,* 12 *τετηρηκὼς τὴν πίστιν, ἀνατρέχουσι καὶ διορθοῦνται σφᾶς αὐτοὺς κατὰ δύναμιν ἐν τοῖς πλείστοις. ὁ δὲ* 13
10 *Καλλικράτης πρεσβεύσας κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐναντίον τοῖς πράγμασιν καὶ συνεπισπασάμενος (τὰ) κατὰ Μεσσηνίους, ὑπὲρ ὧν οὐδ' ἐνεκάλουν Ῥωμαῖοι, παρῆν εἰς Ἀχαΐαν προσανα-*
15 *τεινόμενος τὸν ἀπὸ Ῥωμαίων φόβον· καὶ διὰ τὴν ἀπο-* 14 *πρεσβείαν καταπληξάμενος καὶ συντρίψας τοὺς ὄχλους διὰ τὸ μηδὲν εἰδέναι τῶν ὑπ' αὐτοῦ κατ' ἀλήθειαν εἰρημένων ἐν τῇ συγκλήτῳ τοὺς πολλούς, πρῶτον μὲν ᾑρέθη στρατηγός, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ δωρο-*
20 *δοκηθείς, ἑξῆς δὲ τούτοις παραλαβὼν τὴν ἀρχὴν* 15 *κατῆγε τοὺς ἐκ τῆς Λακεδαίμονος καὶ τοὺς ἐκ τῆς Μεσσήνης φυγάδας.* —

2 *τῆς* Y ante *Ur*, *τοῖς* U* 3 *καλικράτους* O ***] *Ὅτι ῥωμαῖοι* cet. Y novam eclogam incipientes. Y[m]: *ῥωμαῖοι. Ὅτι* deleto post *θράσος* lacunam indicat *Sch* 4 *τύχῃ Na* 237 coll. 11, 19, 5; sed v. 16, 5, 7. 32, 8, 1 6 *πορίζεσθαι* super *πο* superscripto *χα* U* 7 *ὑπομνήσῃ Be*; sed v. 4, 32, 5. 13, 7, 10 10 s. *ἐνεστῶτα δίκαια* omissis *καιροὺς* — 11 *λέγειν τὰ* O 13 *τὰ* add. *Ur* 14 *οὐδὲν ἐκάλουν* Y, corr. *Ca* 880 *ῥωμαῖοι* Y *Ur* vulgo ante *Sch*, *B W*, *οἱ ῥωμαῖοι* O vulgo post *Sch* 15 *ἀπὸ Rei* 683 *Sch* pro *ὑπὸ* *τὴν ἀπὸ πρεσβείαν* O, *τῆς ἀποπρεσβείας* coni. *Be*, *τὴν πρεσβείαν* coni. *Hu* 16 *συντρίψας* Y ante *Ur*, *συντρίψαι* U* 18 *τοὺς πολέμους* O 19 *εὑρέθη* Y, corr. *Ca* 880 21 *κατῆγε*] v. *Hu E.Z.* XV 5 et Pol. 21, 32 c, 3 *τῆς* alterum om. O

11 (13)] (25, 9) Ὅτι Φιλοποίμενα καὶ Ἀρίσταινον τοὺς [989
Ἀχαιοὺς συνέβη οὔτε *τὴν φύσιν ὁμοίαν σχεῖν*
1142 2] *οὔτε τὴν αἵρεσιν τῆς πολιτείας. ἦν γὰρ ὁ μὲν
Φιλοποίμην εὖ πεφυκὼς πρὸς τὰς πολεμικὰς χρείας
καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, ὁ δ' ἕτερος* 5
3 *πρὸς τὰ πολιτικὰ τῶν διαβουλίων. τῇ δ' αἱρέσει κατὰ
τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆς γὰρ Ῥω-
μαίων ὑπεροχῆς ἤδη τοῖς Ἑλληνικοῖς πράγμασιν ἐμ-
πλεκομένης ὁλοσχερῶς κατά τε τοὺς Φιλιππικοὺς καὶ*
4 *τοὺς Ἀντιοχικοὺς καιρούς, (ὁ μὲν) Ἀρίσταινος ἦγε* 10
*τὴν ἀγωγὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσ-
φορον Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν*
5 *ἢ προστάξαι 'κείνους. ἐπειρᾶτο μέντοι γε τῶν νόμων
ἔχεσθαι δοκεῖν καὶ τὴν τοιαύτην ἐφείλκετο φαντα-* [990
σίαν, εἴκων, ὁπότε τούτων ἀντιπίπτοι τις προδήλως 15
6 *τοῖς ὑπὸ Ῥωμαίων γραφομένοις. ὁ δὲ Φιλοποίμην,
ὅσα μὲν εἴη τῶν παρακαλουμένων ἀκόλουθα τοῖς
νόμοις καὶ τῇ συμμαχίᾳ, πάντα συγκατήνει καὶ συν-*
7 *έπραττεν ἀπροφασίστως, ὅσα δὲ τούτων ἐκτὸς ἐπι-
τάττοιεν, οὐχ οἷός τ' ἦν ἐθελοντὴν συνυπακούειν,* 20
ἀλλὰ τὰς μὲν ἀρχὰς ἔφη δεῖν δικαιολογεῖσθαι, μετὰ

1—167, 3 P 309r, *Va* 122, Suid. v. *Ἀρίσταινος: Φιλοποίμην καὶ Ἀρίσταινος οἱ Ἀχαιοὶ συνέβησαν οὐ τὴν φύσιν μίαν σχεῖν* cet., *Ur* 244 s.; v. *B W Beitr.* 17 s. 3 *μὲν* P Suid. *Ur Hu*, om. *Va* vulgo 5 *τὸ* om. Suid. *τὴν* om. Suid. 6 *ταπολιτικὰ* P (*απολ* in rasura) *Hu*, *τὰ πολιτικὰ καὶ λογικὰ* Suid. *Ur Sch* 7 *τούτῳ Ur Hu* *ἀλλήλων* P Suid. *Ur Hu*, *ἀλλήλοις Va* vulgo 10 *τοὺς* om. Suid. *ὁ μὲν* add. *Ur* *Ἀρισταίνετος* Suid. 11 *γωγὴν* P, *διαγωγὴν Ur*, *ἀγωγὴν* Suid. *Va* post *πρόσφορον* add. *μὲν* Suid. 13 *ἐκείνους* P Suid., corr. *Hu Philol.* 1859, 314 15 *ὁποτε* P *τι* coni. *Ur* 17 *προκαλουμένων* P Suid., corr. *Rei* 758 *Sch* 20 Suid. v. *οὐχ οἷός τ' εἰμ': οὐχ οἷός τ' ἦν ἐθελοντὴς συνυπακούειν* *ἐθελον|τὴν* P *Hu*, *ἐθελοντὴς* Suid. utroque loco vulgo 21 *δίκαιον ἡγεῖσθαι* P Suid., corr. *Ur*

δὲ ταῦτα πάλιν ἀξιοῦν· εἰ δὲ μηδ' οὕτως πείθοιεν, 8
τέλος οἷον ἐπιμαρτυρομένους εἴκειν καὶ τότε ποιεῖν
τὸ παραγγελλόμενον. —

"Οτι τοιούτοις ἀπολογισμοῖς Ἀρίσταινος [12 (14)
5 ἐχρῆτο πρὸς τοὺς Ἀχαιοὺς περὶ τῆς ἰδίας (26, 9a)
αἱρέσεως· ἔφη γὰρ οὐκ εἶναι δυνατὸν καὶ (τὸ) δόρυ
καὶ τὸ κηρύκειον ἅμα προτεινομένους συνέχειν τὴν
πρὸς Ῥωμαίους φιλίαν· "ἀλλ' εἰ μὲν οἷοί τ' ἐσμὲν
ἀντοφθαλμεῖν καὶ δυνάμεθα τοῦτο ποιεῖν . . . .
10 . . . . (εἰ δὲ μηδ') ὁ Φιλοποίμην εἰπεῖν
τοῦτο τολμᾷ . . . . |καιροῖς ἕνα
Ῥωμαίοις, διὰ τί ἀδυνάτων ὀρεγόμενοι τὰ δυνατὰ 2
1148] παρίεμεν;" δύο γὰρ ἔφη σκοποὺς εἶναι πάσης
πολιτείας, τό τε καλὸν καὶ τὸ συμφέρον. οἷς μὲν οὖν
15 ἐφικτός ἐστιν ἡ τοῦ καλοῦ κτῆσις, ταύτης ἀντέχεσθαι
δεῖν τοὺς ὀρθῶς πολιτευομένους· οἷς δ' ἀδύνατος, ἐπὶ
τὴν τοῦ συμφέροντος μερίδα καταφεύγειν· τὸ δ' ἑκα- 3
τέρων ἀποτυγχάνειν μέγιστον εἶναι τεκμήριον ἀβουλίας.
πάσχειν δὲ τοῦτο προφανῶς τοὺς ἀπροφασίστως ὁμο-
20 λογοῦντας μὲν πᾶν τὸ παραγγελλόμενον, ἀκουσίως δὲ
τοῦτο πράττοντας καὶ μετὰ προσκοπῆς· διόπερ ἢ τοῦτ' 4
εἶναι δεικτέον ὡς ἐσμὲν ἱκανοὶ πρὸς τὸ μὴ πειθαρχεῖν

---

1 οὕτω *Di* 4—169, 24 M 67, 4—68, 22 *Hey*; v. *BW Beitr.* 18 6 τὸ add. *Ge* 7 κηρύκιον M, corr. *Ge* 8 τ' *Ma*, τε *Hey* 9 καὶ δυνάμεθα] πειρώμεθα Cobetus *Mnemos.* 1876, 362 9 s. ποιεῖν (ἁπλῶς δῆτα Ῥωμαίων δεῖν ἀφίστασθαι· [immo δεῖν ἀφιστ. Ῥωμ.], εἰ δὲ μηδ') *Hey*, ποιεῖν (μηκέτι πειθαρχῶμεν ἡμεῖς τοῖς Ῥωμαίοις· εἰ δὲ μηδ') *BW* 11 s. τολμᾷ, (τέλος ἐν πᾶσι τοῖς) καιροῖς εἴκων Ῥωμαίοις *BW* 11 καιροῖς ἕνα] μαχούμεθα *Hu* 16 δεῖ M, corr. *Ge* 19 ἀποφρασίστως *Hey*, ἀχαρίστωσ M, ἀδηρίτως *Hu* ὁμιλοῦντασ M, corr. *Lu*

ἢ μηδὲ λέγειν τοῦτο τολμῶντας ὑπακουστέον ἑτοίμως εἶναι πᾶσι τοῖς παραγγελλομένοις.

13 (15)] (25, 9b) *Ὁ δὲ Φιλοποίμην οὐκ ἐπὶ τοσοῦτον ἔφη δεῖν ἀμαθίαν αὐτοῦ (κατα)γινώσκειν ὥστε μὴ δύνασθαι μετρεῖν μήτε τὴν διαφορὰν τοῦ πολιτεύματος* 5 *τῶν Ῥωμαίων καὶ τῶν Ἀχαιῶν μήτε τὴν ὑπερβολὴν*
2 *τῆς δυνάμεως "ἀλλὰ πάσης ὑπεροχῆς φύσιν ἐχούσης ἀεὶ βαρύτερον χρῆσθαι τοῖς ὑποταττομένοις, πότερον" ἔφη "συμφέρει συνεργεῖν ταῖς ὁρμαῖς ταῖς τῶν* |991 *κρατούντων καὶ μηθὲν ἐμποδὼν ποιεῖν, ἵν' ὡς τάχιστα* 10 *πεῖραν λάβωμεν τῶν βαρυτάτων ἐπιταγμάτων ἢ τοὐναντίον, καθ' ὅσον οἷοί τ' ἐσμέν, συμπαλαίοντας προσαντέχειν ἐπὶ τοσοῦτον, ἐφ' ὅσον μέλλομεν τελέως* . . .
3 . . . . . *κἂν ἐπιτάττωσιν* . . . . *καὶ τούτων ὑπομιμνήσκοντες αὐτοὺς ἐπιλαμβανώμεθα τῆς ὁρμῆς, παρα-* 15 *καθέξομεν ἐπὶ ποσὸν τὸ πικρὸν αὐτῶν τῆς ἐξουσίας, ἄλλως τε δὴ καὶ περὶ πλείονος ποιουμένων Ῥωμαίων ἕως γε τοῦ νῦν, ὡς αὐτὸς φής, Ἀρίσταινε, τὸ τηρεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας καὶ τὴν πρὸς τοὺς συμ-*
4 *μάχους πίστιν. ἐὰν δ' αὐτοὶ καταγνόντες τῶν ἰδίων* 20 *δικαίων αὐτόθεν εὐθέως καθάπερ οἱ δοριάλωτοι πρὸς πᾶν τὸ κελευόμενον ἑτοίμους ἡμᾶς αὐτοὺς παρασκευ-*
1144] *άζωμεν, τί διοίσει τὸ τῶν Ἀχαιῶν ἔθνος Σικελιωτῶν*

---

1 *ἢ μηδὲ λέγειν Ma* pro *μηδὲ λέγειν· μὴ* coll. 24, 13, 5 *ἐπακουστέον* M, corr. *Be* *ἑτοίμουσ* M, corr. *Ma* 3 *οὐκ ἐπὶ Ge* pro *οὐκέτι* 4 *γινώσκειν* M, corr. *Ge* 9 *συμφέρειν ἐνεργεῖν* M, corr. *Ge* 10 *μηθὲν* M *Hu*, *μηδὲν Ma Hey* vulgo 13 *τελέως (οἷοί τ' εἶναι) Hey*, *τελέως (δύνασθαι) BW* 14 *ἐπιτάττωσιν (ἐκτὸς νόμων τι) BW* auctore *Hey* 15 *ἐπιλαμβανόμεθα* M, corr. *Ge* 21 *εὐθέως* del. Cobetus *Mnemos.* 1862, 38, sed v. Wundererum coni. Pol. 19 conferentem 11, 9, 6. 28, 21, 3. 31, 24, 10 22 *παρασκευάζομεν* M, corr. *Ge*

καὶ Καπυανῶν τῶν ὁμολογουμένως καὶ πάλαι δουλευόντων;" διόπερ ἔφη δεῖν ἢ τοῦτο συγχωρεῖν ὡς 5 *οὐδὲν ἰσχύει δίκαιον παρὰ Ῥωμαίοις ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν χρῆσθαι τοῖς δικαίοις καὶ μὴ προΐεσθαι* 5 *σφᾶς, ἔχοντάς γε δὴ μεγίστας καὶ καλλίστας ἀφορμὰς πρὸς Ῥωμαίους. ὅτι μὲν γὰρ ἥξει ποτὲ τοῖς Ἕλλησιν* 6 *ὁ καιρὸς οὗτος, ἐν ᾧ δεήσει ποιεῖν κατ' ἀνάγκην πᾶν τὸ παραγγελλόμενον, σαφῶς ἔφη γινώσκειν· "ἀλλὰ πότερα τοῦτον ὡς τάχιστά τις ἂν ἰδεῖν βουληθείη* 10 *(γενόμενον) ἢ τοὐναντίον ὡς βραδύτατα; δοκῶ μὲν γὰρ ὡς βραδύτατα." διὸ καὶ τούτῳ διαφέρειν ἔφη* 7 *τὴν Ἀρισταίνου πολιτείαν τῆς ἑαυτοῦ· ἐκεῖνον μὲν γὰρ σπουδάζειν ὡς τάχιστα τὸ χρεὼν ἰδεῖν γενόμενον καὶ συνεργεῖν τούτῳ κατὰ δύναμιν· αὐτὸς δὲ πρὸς τοῦτ'* 15 *ἀντερείδειν καὶ διωθεῖσθαι, καθ' ὅσον ἐστὶ δυνατός.*

Οὐ μὴν ἀλλ' ἐκ τῶν προειρημένων δῆλον ὡς συνέβαινε γίνεσθαι τοῦ μὲν καλήν, τοῦ δ' εὐσχήμονα τὴν 8 *πολιτείαν, ἀμφοτέρας γε μὴν ἀσφαλεῖς· τοιγαροῦν* 9 *μεγίστων καιρῶν τότε περιστάντων καὶ Ῥωμαίους καὶ* 20 *τοὺς Ἕλληνας τῶν τε κατὰ Φίλιππον καὶ κατ' Ἀντίοχον, ὅμως ἀμφότεροι διετήρησαν ἀκέραια τὰ δίκαια τοῖς Ἀχαιοῖς πρὸς Ῥωμαίους· φήμη δέ τις ἐνέτρεχεν ὡς* 10 *Ἀρισταίνου Ῥωμαίοις εὐνουστέρου μᾶλλον ἢ Φιλοποίμενος ὑπάρχοντος.*

---

1 *Καπυανῶν Na* 231 *Di*, *τυανῶν* M 3 ante *δίκαιον* add. *τὸ Lu* 9. 10 *βουληθείη (γενόμενον) BW*, *βούλοιθ' ἡμῶν Hu* 10 *δοκῶ μὲν* legerunt *Hey Zeitschr. f. Altertumswiss.* 1847, 327 et *Bo*, idem pro *δοκῶμεν* correxerat *Lu* 12 *ἑαυτοῦ* ⟨*προαιρέσεως*⟩ *Hu* 14 *τοῦτο* M, corr. *Ge* 17 *μαλθακὴν* Luchtius praef. ad Phylarch. 10 *ἀσχήμονα Hu* 19 'aut *τοὺς* '*P.* scribe pro *καὶ* '*P.* aut *καὶ τοὺς* '*P.*' *Ge*; sed v. *BW* Fleckeis. annal. 1889, 672 s. 20 ante *κατ'* add. *τῶν Ge* 22 *διέτρεχεν* Cobetus *Mnemos.* 1862, 33

III. RES ASIAE.

1185 14 (8)] (25, 4) Ὅτι κατὰ τὴν Ἀσίαν Φαρνάκης ὁ [985
βασιλεύς, πάλιν ὀλιγωρήσας τῆς γεγενημένης ἐπὶ Ῥωμαίους ἀναφορᾶς, Λεώκριτον μὲν ἔτι κατὰ χειμῶνα μετὰ μυρίων στρατιωτῶν ἐξαπέστειλε πορθή- 5
2 σοντα τὴν Γαλατίαν, αὐτὸς δὲ τῆς ἐαρινῆς ὥρας ὑποφαινούσης ἤθροιζε τὰς δυνάμεις, ὡς ἐμβαλῶν εἰς τὴν
3 Καππαδοκίαν. ἃ πυνθανόμενος Εὐμένης δυσχερῶς μὲν ἔφερε τὸ συμβαῖνον διὰ τὸ πάντας τοὺς τῆς πίστεως ὅρους ὑπερβαίνειν τὸν Φαρνάκην, ἠναγκάζετο 10
4 δὲ τὸ παραπλήσιον ποιεῖν. ἤδη δ' αὐτοῦ συνηθροικότος τὰς δυνάμεις, κατέπλευσαν ἐκ τῆς Ῥώμης οἱ περὶ
5 τὸν Ἄτταλον. ὁμοῦ δὲ γενόμενοι καὶ κοινολογηθέντες ἀλλήλοις ἀνέζευξαν παραχρῆμα μετὰ τῆς στρατιᾶς.
6 ἀφικόμενοι δ' εἰς τὴν Γαλατίαν τὸν μὲν Λεώκριτον 15 οὐκέτι κατέλαβον· τοῦ δὲ Κασσιγνάτου καὶ τοῦ Γαιζατόριγος διαπεμπομένων πρὸς αὐτοὺς ὑπὲρ ἀσφαλείας, οἵτινες ἐτύγχανον ἔτει πρότερον ᾑρημένοι τὰ Φαρνάκου, καὶ πᾶν ὑπισχνουμένων ποιήσειν τὸ προσταττό-
7 μενον, ἀπειπάμενοι τούτους διὰ τὴν προγεγενημένην 20

2—173, 16 V 83r—86r, W 56u—58u, N 89r—92u, U 341—348, *Ur* LV; v. Ed. Meyerum *Gesch. d. Königr. Pontos. Habil.-Schr.* Lips. 1879, 70 ss., *BW Beitr.* 16 s. 5 πορθήσαντα N 6 ὑποφαινούσης Z ante *Rei* 680 *Sch*, ἀποφαινούσης U *Ur* vulgo 7 ἤθροιζε Z*, ἤθροιζε ex ἤθροιζον V, corr. *BW*; v. *BW* I 77 ἐμβαλὼν Z, corr. *Ca* 872 11 συνηθροικότας W super ας superscripto ος 15 δὲ Z, corr. *BW* 16 καρσιγνάτου Z, corr. *F. Staehelin Gesch. d. kleinas. Galat.* Diss. inaug. Basil. 1897, 81 ann. 6 coll. Liv. 42, 57, 7 et 9 *BW* γαιζοτόριος Z, corr. auctore Zeussio Staehelinus l. c. 61 ann. 3 coll. Strab. 12 C 562 *BW* 18 ἔτι Z vulgo, corr. *Sch BW*; v. *BW Beitr.* 16 ann. 5 φαρνάκου ex φαρνακίου N

ἀθεσίαν, ἐξάραντες παντὶ τῷ στρατεύματι προῆγον ἐπὶ τὸν Φαρνάκην. παραγενόμενοι δ' ἐκ Καλπίτου πεμ- 8 πταῖοι πρὸς τὸν Ἅλυν ποταμὸν ἑκταῖοι πάλιν ἀνέζευξαν εἰς Παρνασσόν. ἔνθα καὶ Ἀριαράθης ὁ τῶν 9
5 Καππαδοκῶν βασιλεὺς συνέμιξεν αὐτοῖς μετὰ τῆς [986 οἰκείας δυνάμεως, καὶ (παρεισ)ῆλθον εἰς τὴν Μωκισσέων χώραν. ἄρτι δὲ κατεστρατοπεδευκότων αὐτῶν 10 προσέπεσε παραγενέσθαι τοὺς ἐκ τῆς Ῥώμης πρεσβευτὰς
1136] ἐπὶ τὰς διαλύσεις. ὧν ἀκούσας ὁ βασιλεὺς Εὐμέ- 11
10 νης Ἄτταλον μὲν ἐξαπέστειλε τούτους ἐκδεξόμενον, αὐτὸς δὲ τὰς δυνάμεις ἐδιπλασίαζε καὶ διεκόσμει φιλοτίμως, ἅμα μὲν ἁρμοζόμενος πρὸς τὰς ἀληθινὰς χρείας, ἅμα δὲ βουλόμενος ἐνδείκνυσθαι τοῖς Ῥωμαίοις ὅτι δι' αὐτοῦ δυνατός ἐστι τὸν Φαρνάκην ἀμύνασθαι καὶ
15 καταπολεμεῖν. παραγενομένων δὲ τῶν πρέσβεων [15 (9) (25, 5) καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, ἠξίουν δὲ τοὺς 2 Ῥωμαίους, εἰ μέν ἐστι δυνατόν, (εἰς) σύλλογον αὐτοὺς
20 συναγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον λεγομένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ

---

2 δὲ N ἐκ Καλπίτου] ἐκ Καλπείας coni. *Ur* not. 66, ἐκ Κουβάλλου vel ἐξ Ἀλυάττου *Rei* 680 3 ἄλυν Z ante *Ur*, ἄλην U, dubium ἄλυν an ἄλην sit in V 4 παρνασσὸν Z *Rei* 680s. *Sch*, ἀμισὸν *Ur* vulgo 5 συνέμιξαν αὐτῆς Z, corr. *Ur* 6 ἦλθον Z, corr. *BW* Fleckeis. annal. 1889, 683 Μωκισσέων *Rei* 681 *Sch*, Μουκισσέων coni. *BW* coll. Steph. Byz. v. Μουκισσός, κάμησην Z, κάμησιν VN, ἀμισέων *Ur* vulgo, Καμισηνὴν vel Καμισηνῶν coni. de Boorius coll. Strab. 12 C 546; 560 14 αὐτοῦ Z, corr. *Be* 14 s. ἀμύνασθαι καὶ καταπολεμεῖν] paullo plura scripsisse Polybium coni. *Hu* 16 ἔφασαν Z *BW* (v. *Hu* *E.Z.* XIII 1), ἔφασκον U *Ur* vulgo 17 ἀριαράθαν Z, corr. *Ca* 873 19 ἔτι Z, corr. *Rei* 681 *Sch* εἰς add. *Sch* auctore *Rei* 681

3 τὴν ὠμότητα διὰ πλειόνων· εἰ δὲ μὴ τοῦτ' εἴη δυνατόν, αὐτοὺς γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ
4 δικαίους. τῶν δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν
5 στρατιὰν ἀπάγειν ἐκ τῆς χώρας· ἄτοπον γὰρ εἶναι 5 παρόντων (πρέσβεων) καὶ λόγους ποιουμένων ὑπὲρ διαλύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου καὶ κακοποιεῖν
6 ἀλλήλους· συνεχώρησαν οἱ περὶ τὸν Εὐμένη, καὶ τῇ κατὰ πόδας εὐθέως ἀναζεύξαντες οὗτοι προῆγον ὡς
7 ἐπὶ Γαλατίας. οἱ δὲ Ῥωμαῖοι πρὸς τὸν Φαρνάκην 10 συμμίξαντες πρῶτον μὲν ἠξίουν αὐτὸν εἰς λόγους ἐλθεῖν τοῖς περὶ τὸν Εὐμένη· μάλιστα γὰρ ἂν οὕτω
8 τυχεῖν τὰ πράγματα διεξαγωγῆς. τοῦ δὲ πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνοντος καὶ τέλος ἀπειπαμένου, δῆλον μὲν εὐθέως ἦν τοῦτο καὶ Ῥωμαίοις ὅτι καταγινώσκει 15 προφανῶς ἑαυτοῦ καὶ διαπιστεῖ τοῖς σφετέροις πρά-
9 γμασι· πάντῃ δὲ πάντως βουλόμενοι λῦσαι τὸν πόλεμον προσεκαρτέρουν, ἕως οὗ συνεχώρησε πέμψειν αὐτοκράτορας ἐπὶ (τὸν Πέργαμον κατὰ) θάλατταν τοὺς συνθησομένους τὴν εἰρήνην, ἐφ' οἷς ἂν οἱ πρεσβευταὶ 20
10 κελεύσωσιν. ἀφικομένων (δὲ) τῶν πρέσβεων, καὶ

---

1 *πλειόνων* ex *πλειόντων* N 6 *πρέσβεων* add. *BW*, *αὐτῶν Ur* vulgo *ποιουμένων* V ex *ποιοουμένων* 7 *ἅμα πράττειν* coni. *Hu* 8 *εὐμένη* Z ante *Ur*, *εὐμενῆ* VU *τῇ Ca* 873 pro *τὴν* 9 *οὕτω* coni. Hertleinius Fleckeis. annal. 1877, 39 12 *οὕτῳ* Z, unde *οὕτως Hu*, *οὕτω* WU *Ur* vulgo 13 ante *τοῦτο* del. *τὸ Ur* 15 *καὶ τοῦτο καὶ* WN *καταγινώσκει Ur* pro *καὶ γινώσκει* 16 *διαπιστεῖ* Z ante *Ur*, *διαπιστεῖν* U 17 *βουλόμενος* Z, corr. *Ur* 18 ante *οὗ* del. *οὖν* W *πέμπειν Be*; sed v. *Hu* quaest I 23, Kaelkerum l. c. 281, Stichium de Pol. dicendi genere 179 s. 19 *τὸν Πέργαμον κατὰ* add. *BW Beitr.* 17 21 *Ὅτι ἀφικομένων τῶν* Z novam incipientes eclogam, quam cum antecedenti coniunxit deleto *Ὅτι* et addito *δὲ* ante *τῶν Ur*

1137] συνελθόντων ὁμοῦ τῶν τε Ῥωμαίων καὶ τῶν περὶ [987
Εὐμένη, καὶ τούτων μὲν εἰς ἅπαν ἑτοίμως συγκατα-
βαινόντων χάριν τοῦ συντελεσθῆναι τὴν εἰρήνην, τῶν 11
δὲ παρὰ τοῦ Φαρνάκου πρὸς πᾶν διαφερομένων καὶ
5 τοῖς ὁμολογηθεῖσιν οὐκ ἐμμενόντων, ἀλλ' αἰεί τι προσ-
επιζητούντων καὶ μεταμελομένων, ταχέως τοῖς Ῥωμαίοις
ἐγένετο δῆλον ὅτι ματαιοπονοῦσιν. οὐ γὰρ οἷός τ' ἦν
συγκαταβαίνειν ὁ Φαρνάκης εἰς τὰς διαλύσεις. ὅθεν 12
ἀπράκτου γενομένης τῆς κοινολογίας, καὶ τῶν Ῥωμαίων
10 ἀπαλλαγέντων ἐκ τοῦ Περγάμου, καὶ τῶν παρὰ τοῦ
Φαρνάκου πρέσβεων ἀπολυθέντων εἰς τὴν οἰκείαν, ὁ
μὲν πόλεμος ἐγεγένητο κατάμονος, οἱ δὲ περὶ τὸν
Εὐμένη πάλιν ἐγίνοντο περὶ τὰς εἰς τοῦτον παρα-
σκευάς. ἐν ᾧ καιρῷ τῶν Ῥοδίων ἐπισπασαμένων τὸν 13
15 Εὐμένη [καὶ] φιλοτίμως, οὗτος μὲν ἐξώρμησε μετὰ
πολλῆς σπουδῆς, πράξων τὰ κατὰ τοὺς Λυκίους * * *

---

2 εὐμένη Z ante *Ur*, εὐμενῆ WU 4 πάντα N 5 ἀεὶ VN, unde αἰεὶ *Hu*, ἀεὶ Z *Ur* vulgo 7 οἷός τ' N *Hu* Fleckeis. annal. 1858, 819, οἷος Z *Ur* vulgo 9 ἀπράκτου ex ἀπράκτι V 10 ἀπειλλαγέντων ut videtur N 11 οἰκείαν V ante *Ur*, οἰκίαν Z 13 τούτων Z, corr. *Ur* 15 εὐμενῆ VN καὶ del. *Rei* 681 *BW* ἐξώρμισε N 16 πράξω V * * *] epitomatorem multa omisisse perspexit *Sch*

FRAGMENTA LIBRI XXV.

A. OLYMP. 150, 1.

I. RES HISPANIAE.

1 (26, 4) Πολυβίου δ' εἰπόντος *τριακοσίας αὐτῶν κατα-* [995 *λῦσαι πόλεις Τεβέριον Γράκχον*, κωμῳδῶν φησι 1145] τοῦτο τῷ Γράκχῳ χαρίσασθαι τὸν ἄνδρα, τοὺς πύργους καλοῦντα πόλεις, ὥσπερ ἐν ταῖς θριαμβικαῖς 5 2 πομπαῖς. καὶ ἴσως οὐκ ἄπιστον τοῦτο λέγει· καὶ γὰρ οἱ στρατηγοὶ καὶ οἱ συγγραφεῖς ῥᾳδίως ἐπὶ τοῦτο φέρονται τὸ ψεῦσμα, καλλωπίζοντες τὰς πράξεις.

II. RES ASIAE.

2 (26, 6) *Ὅτι ὁ Φαρνάκης, ἐξαπιναίου καὶ βαρείας αὐτῷ* [996 *τῆς ἐφόδου γενομένης, ἕτοιμος ἦν πρὸς πᾶν τὸ προτεινόμενον· πρέσβεις γὰρ ἐξαπέστειλε πρὸς Εὐμένη* 2 *καὶ Ἀριαράθην. τῶν δὲ περὶ Εὐμένη καὶ Ἀριαράθην*

2—8 Strabo 3 C 163; v. Diod. 29, 26, *Ni* 238, 334
2 *αὐτῶν*] Celtiberorum 3 *τιβέριον* Strabo, corr. *BW*, v. ad 22, 6, 6 *φησι*] Posidonius 10—176, 14 X 128r—130r, O 189r—190r, U* 94—98, *Ur* LIX; v. *Ni* 334, Ed. Meyerum l. c. 78 s. 10 Ym: *φαρνάκης* *βαρίας* X 13 *ἀριαράθα* utroque loco Y, corr. *Ur*

προσδεξαμένων τοὺς λόγους καὶ παραχρῆμα συνεξ-
αποστειλάντων πρεσβευτὰς παρ' αὐτῶν πρὸς τὸν Φαρ-
νάκην, καὶ τούτου γενομένου πλεονάκις παρ' ἑκατέρων,
ἐκυρώθησαν αἱ διαλύσεις ἐπὶ τούτοις· εἰρήνην ὑπάρχειν 3
5 Εὐμένει καὶ Προυσίᾳ καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην
καὶ Μιθριδάτην εἰς τὸν πάντα χρόνον. Γαλατίας [4 997
μὴ ἐπιβαίνειν Φαρνάκην κατὰ μηδένα τρόπον. ὅσαι
γεγόνασιν πρότερον συνθῆκαι Φαρνάκῃ πρὸς Γαλάτας,
ἀκύρους ὑπάρχειν. ὁμοίως Παφλαγονίας ἐκχωρεῖν, 5
10 ἀποκαταστήσαντα τοὺς οἰκήτορας, οὓς πρότερον ἐξαγη-
όχει, σὺν δὲ τούτοις ὅπλα καὶ βέλη καὶ τὰς ἄλλας
παρασκευάς. ἀποδοῦναι δὲ καὶ Ἀριαράθῃ τῶν τε 6
χωρίων ὅσα παρῄρητο μετὰ τῆς προϋπαρχούσης κατα-
σκευῆς καὶ τοὺς ὁμήρους. ἀποδοῦναι δὲ καὶ Τίον 7
15 παρὰ τὸν Πόντον, ὃν μετά τινα χρόνον Εὐμένης ἔδωκε
Προυσίᾳ πεισθεὶς μετὰ μεγάλης χάριτος. ἐγράφη δὲ 8
καὶ τοὺς αἰχμαλώτους ἀποκαταστῆσαι Φαρνάκην χωρὶς
1146] λύτρων καὶ τοὺς αὐτομόλους ἅπαντας· πρὸς δὲ 9
τούτοις τῶν χρημάτων καὶ τῆς γάζης, ἧς ἀπήνεγκε
20 παρὰ Μορζίου καὶ Ἀριαράθου, ἀποδοῦναι τοῖς προ-
ειρημένοις βασιλεῦσιν ἐνακόσια τάλαντα, καὶ τοῖς περὶ 10

---

2 παρ' αὐτὸν sed αὐ del. X, παρὰ αὐτὸν U*, παρὰ τὸν O, παρ' αὐτῶν *Ur*, corr. *Be* 5 εὐμένῃ Y, corr. *Ca* 880 6 μιθριδάτιν X, μηθριδάτην U* *Ur*, μηθριδάτιν O, corr. *Ca* l. c. τὸν πάντα Y (X πάντα in marg.) *Ur*, πάντα τὸν O γαλατίαν Y, corr. *Sch* 8 γεγόνασιν XU* *Ur* *BW*, γεγόνασι O* vulgo post *Be* 9 παφλαγωνίας O 10 ἀποκαταστήσοντα Y, corr. *Rei* 683 *Sch* 13 παρῄρητο ex παρῄρηστο X, παρῄρη τὸ O κατασκευῆς Y *Hu*, παρασκευῆς U* *Ur* vulgo 14 τήϊον Y, τίειον Salmasius exercit. Plin. 624 *Di*, πίω et πίον Diodori 29, 23 cod. Peiresc., corr. *Be* 15 ὃν Y *BW*, ὃ *Ca* 881 vulgo, v. Steph. Byz. v. Τίος ἔδωκε Y, ἔδωκεν *Ur* vulgo ante *Sch* 17 τοὺς ex τὰς O 21 βασιλεῦσι XO ἐννακόσια Y, corr. *Be*

τὸν Εὐμένη τριακόσια προσθεῖναι τῆς εἰς τὸν πόλεμον
11 *δαπάνης. ἐπεγράφη δὲ καὶ Μιθριδάτῃ τῷ τῆς Ἀρμε-*
νίας σατράπῃ τριακόσια τάλαντα, διότι παραβὰς τὰς
12 *πρὸς Εὐμένη συνθήκας ἐπολέμησεν Ἀριαράθῃ. περι-*
ελήφθησαν δὲ ταῖς συνθήκαις τῶν μὲν κατὰ τὴν Ἀσίαν 5
δυναστῶν Ἀρταξίας ὁ τῆς πλείστης Ἀρμενίας ἄρχων
13 *καὶ Ἀκουσίλοχος, τῶν δὲ κατὰ τὴν Εὐρώπην Γάταλος*
ὁ Σαρμάτης, τῶν δ' αὐτονομουμένων Ἡρακλεῶται,
Μεσημβριανοί, Χερρονησῖται, σὺν δὲ τούτοις Κυζικηνοί.
14 *περὶ δὲ τῶν ὁμήρων τελευταῖον ἐγράφη πόσους δεήσει* 10
καὶ τίνας δοῦναι τὸν Φαρνάκην· ὧν καὶ παραγενηθέν-
15 *των ἐξ αὐτῆς ἀνέζευξαν αἱ δυνάμεις. καὶ τοῦ μὲν*
Εὐμένει καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην συστάντος
πολέμου τοιοῦτον ἀπέβη τὸ τέλος.

B. OLYMP. 150, 2. 15

RES MACEDONIAE.

3 (26, 5) Ὅτι *Περσεὺς ἀνανεωσάμενος τὴν φιλίαν* [995
τὴν πρὸς Ῥωμαίους εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο,
κατακαλῶν εἰς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύ-

---

1. 3 τ̄ Y 1 *προσθῆναι* O 1 *τῆς — 2 δαπάνης* Y *Ur* vulgo ante *Sch*, *BW*, *τὴν — δαπάνην* O vulgo post *Sch* 2 *μιθριδάτη* ex *μηθρ.* U*, *μηθριδάτη* X *Ur*, *μιθριδάτῃ* O ante *Ca* 881 *ἀρμενίας* O *Ur*, *ἀρμενίας* Y[s] (?) Ernestus 4 *περιελήφθησαν* Y *Sch*, *συμπεριελ.* *Ur* vulgo 6 *ἀρμενίας* *Ur*, *ἀρμενίας* Y[s] (?) Ernestus 9 *μεσημβριανοὶ* Y *Sch*, *μεσημβρινοὶ* U* *Ur* vulgo *χερρονησίται* O *Ur* vulgo, *χερρονησῖται* Y[s] (?) *Be* 10 *ὁμηρίων* O 13 *εὐμένῃ* (Y) *Ur*, *εὐμένην* O, corr. *Be* *ἀριαράθου* Y, corr. *Ur* 14 Pol. fragm. 40 ad res Histriae Ol. 150, 2 refert *Na* 364 coll. Liv. 41, 2, 12s.; sed v. *Hu* p. 1375, 17 17—178, 14 P 309[r] s., *Va* 125, Suid.: ***Περσεύς.*** *οὗτος ἀνανεωσάμενος τὴν πρὸς Ῥωμαίους φιλίαν εὐθέως* cet. 17—177, 6 ***ἔφυγε.*** Suid. v. ***κατακαλῶν***: *Ὁ δὲ Περσεὺς ανα-*

1147] γοντας καὶ τοὺς πρὸς καταδίκας ἐκπεπτωκότας καὶ
τοὺς ἐπὶ βασιλικοῖς ἐγκλήμασι παρακεχωρηκότας. [996
καὶ τούτων ἐξετίθει προγραφὰς εἴς τε Δῆλον καὶ 2
Δελφοὺς καὶ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερόν, διδοὺς
5 οὐ μόνον τὴν ἀσφάλειαν τοῖς καταπορευομένοις, ἀλλὰ
καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφ' ὧν ἕκαστος ἔφυγε.
παρέλυσε δὲ καὶ τοὺς ἐν αὐτῇ τῇ Μακεδονίᾳ τῶν 3
βασιλικῶν ὀφειλημάτων, ἀφῆκε δὲ καὶ τοὺς ἐν ταῖς
φυλακαῖς ἐγκεκλεισμένους ἐπὶ βασιλικαῖς αἰτίαις. ταῦτα 4
10 δὲ ποιήσας πολλοὺς ἐμετεώρισε, δοκῶν καλὰς ἐλπίδας
ὑποδεικνύναι πᾶσι τοῖς Ἕλλησιν ἐν αὑτῷ. ἐπέφαινε 5
δὲ καὶ κατὰ τὴν ἐν τῷ λοιπῷ βίῳ προστασίαν τὸ τῆς
βασιλείας ἀξίωμα. κατά τε γὰρ τὴν ἐπιφάνειαν ἦν 6
ἱκανὸς καὶ πρὸς πᾶσαν σωματικὴν χρείαν τὴν δια-

νεωσάμενος τὴν πρὸς Ῥωμαίους φιλίαν εὐθέως cet. **17. 18 Suid. v. *δημοκοπεῖν*:** *Ὁ δὲ Περσεὺς τὴν πρὸς Ῥωμαίους φιλίαν ἀνανεωσάμενος ἑλληνοκοπεῖν ἐπεβάλετο.* Cf. Liv. 40,58,9, *Ni* 334
18 *ἑλληνοκοπὴν* P, corr. *Va* e Suida *ἐπεβάλετο* P Suid. *Va* vulgo, *ἐπεβάλλετο Sch* e Suidae libris deterioribus vulgo ante *Di*; v. *Hu E.Z.* XXII 2 19 *κατὰβαλῶν* P, corr. *Va* e Suida ante *τὰ* add. *διὰ Rei* 758 auctore *Va*, sed v. *Sch*

1 *καταδίκησ* P, corr. *Sch* e Suida 2 post *ἐγκλ.* add. *μακεδονίαν* P, om. Suid., del. *Rei* 759 *Sch* 3 |*προσ γραφὰσ* P, corr. *Va* e Suida 4 *καὶ τὸ — ἱερὸν* om. Suid. *τῆσ σιτωνίασ ἀ|θήνασ* P, corr. *Va* 6 *ἐφ' Gro* ad Arrian. p. 61, sed v. *Rei* 759 et Pol. 23, 4, 2 7 *καὶ* om. Suid. 9 *ἐγκεκλειμένους Di*, v. 29, 19, 8 10 *πολλοὺσ ἐμετεωροδοκῶν* P, *πολλοὺς πολλάκις μετεωροδοκῶν* Suid., *πολλούς τε μετεωροδοκῶν Va*, corr. *Sch* 11 *ὑπεδείκνυε Va*, v. ann. anteced. *αυτῶι* (s. spir.) P, *αὐτῷ* Suid. *Va*, corr. *Be* 12 *λοιπῷ βίῳ*] *πολέμῳ* Suid. **13—178, 6 Athen. 10 p. 445d:** *ἀλλ' οὐ Περσεὺς ὁ ὑπὸ Ῥωμαίων καθαιρεθείς· κατ' οὐδὲν γὰρ τὸν πατέρα Φίλιππον ἐμιμήσατο. οὔτε γὰρ περὶ γυναῖκας ἐσπουδάκει, οὔτε φίλοινος ἦν [ἀλλὰ] καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε δειπνῶν, ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ.* Numerum libri esse depravatum docet *Ni* 5*. Hunc locum huc rettulit *Va* ann. 22 s.

τείνουσαν εἰς τὸν πραγματικὸν τρόπον εὔθετος, κατά τε τὴν ἐπίφασιν εἶχεν ἐπισκύνιον καὶ τάξιν οὐκ ἀνοί-
7 κειον τῆς ἡλικίας. ἐπεφεύγει δὲ καὶ τὴν πατρικὴν ἀσέλγειαν τήν τε περὶ τὰς γυναῖκας καὶ τὴν περὶ τοὺς πότους, καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε δειπνῶν, 5
8 ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι. καὶ τὰ μὲν προοίμια τῆς Περσέως ἀρχῆς τοιαύτην εἶχε διάθεσιν. —
9 Ὅτι Φίλιππος ὁ βασιλεύς, ὅτε μὲν ηὐξήθη καὶ τὴν κατὰ τῶν Ἑλλήνων ἐξουσίαν ἔλαβε, πάντων ἦν ἀπιστότατος καὶ παρανομώτατος, ὅτε δὲ πάλιν τὰ τῆς τύχης 10
10 ἀντέπνευσε, πάντων μετριώτατος. ἐπεὶ δὲ τοῖς ὅλοις πράγμασιν ἔπταισε, πρὸς πᾶν τὸ μέλλον ἁρμοζόμενος ἐπειρᾶτο κατὰ πάντα τρόπον σωματοποιεῖν τὴν αὑτοῦ βασιλείαν.

C. OLYMP. 150, 3. 15

I. ERS ITALIAE.

1148 4] (26, 7) Ὅτι μετὰ τὴν ἀποστολὴν τῶν ὑπάτων [997 Τεβερίου καὶ Κλαυδίου τὴν πρὸς Ἴστρους καὶ Ἀγρίους ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Λυκίων
2 ἥκουσι πρεσβευταῖς, ἤδη τῆς θερείας ληγούσης, οἵτινες 20 παρεγένοντο μὲν εἰς τὴν Ῥώμην ἤδη καταπεπολεμημένων τῶν Λυκίων, ἐξαπεστάλησαν δὲ χρόνοις ἱκανοῖς
3 ἀνώτερον. οἱ γὰρ Ξάνθιοι, καθ' ὃν καιρὸν ἔμελλον

---

5 καὶ οὐ μόνον — 6 φίλοι Athen. l. c., om. P Suid. 7 τῆς Περσέως ἀρχῆς] αὐτοῦ Suid. εἶχε *Va*, ἔχει P, ἔσχε Suid., v. *Hu E.Z.* XXIV 6 ann. 1 8—14 P 309[u], *Va* 126 13 αὐτοῦ P *Va*, corr. Didotiana 17—179, 24 X 130[r]—131[r], O 190[r]—191[r], U* 98—100, *Ur* LX; v. Liv. 41, 6, 8 ss.; 9, 8, *Ni* 239 s., 334 18 τιβερίου Y, corr. *BW*, v. ad 22, 6, 6 19 Ἀγρίους] Σάρδους (voluit Σαρδῴους) coni. *Ca* 1071 21 καταπολεμημένων Y, corr. *Ca* 882

εἰς τὸν πόλεμον ἐμβαίνειν, ἐξέπεμψαν πρεσβευτὰς [998
εἴς τε τὴν Ἀχαΐαν καὶ τὴν Ῥώμην τοὺς περὶ Νικόστρα-
τον. οἳ τότε παραγενηθέντες εἰς τὴν Ῥώμην πολλοὺς 4
εἰς ἔλεον ἐξεκαλέσαντο τῶν ἐν τῷ συνεδρίῳ, τιθέντες
5 ὑπὸ τὴν ὄψιν τήν τε Ῥοδίων βαρύτητα καὶ τὴν αὑτῶν
περίστασιν. καὶ τέλος εἰς τοῦτ' ἤγαγον τὴν σύγκλητον, 5
ὥστε πέμψαι πρεσβευτὰς εἰς τὴν Ῥόδον τοὺς διασαφή-
σοντας ὅτι, τῶν ὑπομνηματισμῶν ἀναληφθέντων (ὧν)
οἱ δέκα πρέσβεις ἐποιήσαντο κατὰ τὴν Ἀσίαν, ὅτε τὰ
10 πρὸς Ἀντίοχον ἐχείριζον, εὕρηνται Λύκιοι δεδομένοι
Ῥοδίοις οὐκ ἐν δωρεᾷ, τὸ δὲ πλεῖον ὡς φίλοι καὶ
σύμμαχοι. τοιαύτης δὲ γενομένης διαλύσεως, οὐδ' 6
ὅλως ἤρεσκε πολλοῖς τὸ γεγονός. ἐδόκουν γὰρ οἱ 7
Ῥωμαῖοι τὰ κατὰ τοὺς Ῥοδίους καὶ Λυκίους διαγωνο-
15 θετεῖν, θέλοντες ἐκδαπανᾶσθαι τὰς παραθέσεις τῶν
Ῥοδίων καὶ τοὺς θησαυρούς, ἀκηκοότες τήν τε νυμφα- 8
γωγίαν τὴν νεωστὶ τῷ Περσεῖ γεγενημένην ὑπ' αὐτῶν
καὶ τὴν ἀνάπειραν τῶν πλοίων. συνέβαινε γὰρ βραχεῖ 9
χρόνῳ πρότερον ἐπιφανῶς καὶ μεγαλομερῶς ταῖς παρα-
20 σκευαῖς ἀναπεπειρᾶσθαι τοὺς Ῥοδίους ἅπασι τοῖς σκά-
φεσι τοῖς ὑπάρχουσιν αὐτοῖς. καὶ γὰρ ξύλων πλῆθος 10
εἰς ναυπηγίαν ἐδίδοτο παρὰ τοῦ Περσέως τοῖς Ῥοδίοις,
καὶ στελγίδα χρυσῆν ἑκάστῳ τῶν ἀφρακτιτῶν ἐδεδώρητο
τῶν νεωστὶ νενυμφαγωγηκότων αὐτῷ τὴν Λαοδίκην.

---

3 *οἱ* O 5 *αὐτῶν* Y, corr. *Be* 6 *τοῦτ'* Y *Hu*, *τοῦτο* U* *Ur* vulgo 8 *ὧν* add. *Ur* not. 67 *Sch*, *ἃ* add. *Ur* vulgo 11 *ῥοδίοις* pro *ῥωμαίοις* *Ur* ante *τὸ* del. *οὐ* O 11 s. *φίλοις καὶ συμμάχοις* Y, corr. *Rei* 684 auctore *Ca* 882 *Sch* 13 *γεγονώς* O 14 *διάγωνοι αἰτεῖν* O 17 *νεωστί* des. pag. 99 U*, unde om. *τῷ Περσεῖ* — 24 *νεωστὶ* U* *Ur*, add. *Ca* 882; v. *BW* IV cap. I 3 22 *ἐδίδοτο* *offerebatur* Y, *ἐδέδοτο* *Hu* 23 *στλεγγίδα* *Di* *ἀφρακτήτων* X, *φρακτήτων* O et cod. Casauboni vulgo, *θρανιτῶν* *Rei* 684 *Di*, corr. *BW* 24 *αὐτῶν* *Ur*

II. RES RHODIORUM.

1149 5] (26, 8) Ὅτι εἰς τὴν Ῥόδον παραγενομένων τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διασαφούντων τὰ δεδογμένα τῇ συγκλήτῳ, θόρυβος ἦν ἐν τῇ Ῥόδῳ καὶ πολλὴ ταραχὴ περὶ τοὺς πολιτευομένους, ἀγανακτούν- 5 των ἐπὶ τῷ μὴ φάσκειν ἐν δωρεᾷ δεδόσθαι τοὺς Λυ- 2 κίους αὐτοῖς, ἀλλὰ κατὰ συμμαχίαν. ἄρτι γὰρ δοκοῦντες καλῶς τεθεῖσθαι τὰ κατὰ Λυκίους, αὖθις ἄλλην ἀρχὴν 3 ἑώρων φυομένην πραγμάτων· εὐθέως γὰρ οἱ Λύκιοι, τῶν Ῥωμαίων παραγενομένων καὶ διασαφούντων ταῦτα 10 τοῖς Ῥοδίοις, πάλιν ἐστασίαζον καὶ πᾶν ὑπομένειν οἷοί 4 τ' ἦσαν ὑπὲρ τῆς αὐτονομίας καὶ τῆς ἐλευθερίας. οὐ μὴν ἀλλ' οἵ γε Ῥόδιοι (δι)ακούσαντες τῶν πρεσβευ- [999 τῶν καὶ νομίσαντες ἐξηπατῆσθαι τοὺς Ῥωμαίους ὑπὸ τῶν Λυκίων, παραχρῆμα κατέστησαν τοὺς περὶ Λυκόφρονα 15 πρεσβευτάς, διδάξοντας τὴν σύγκλητον περὶ τῶν προ- 5 ειρημένων. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν, ὅσον οὔπω δοκούντων πάλιν ἐπαναστήσεσθαι τῶν Λυκίων.

D. OLYMP. 150, 4.

RES ITALIAE. 20

6 (26, 9) Ὅτι ἡ σύγκλητος, παραγενομένων τῶν ἐκ τῆς Ῥόδου πρεσβευτῶν, διακούσασα τῶν λόγων ὑπερ- 2 έθετο τὴν ἀπόκρισιν. ἡκόντων δὲ τῶν Δαρδανίων

2—18 X 131[u] s., O 191[r] s., U* 100 s., *Ur* LXI 6 τῷ] τῶν O 11 ἀστασίαζον X 12 ante ὑπὲρ add. οἱ O 13 ἀκούσαντες Y, corr. *BW* coll. 2, 9, 9. 4, 30, 6. 30, 30, 5. 32, 1, 6 33, 1, 1 cet. τῶν πρεσβευτῶν ἀκούσαντες *Ben* 289 14 ἐξηπατεῖσθαι Y, corr. *Ca* 883 ῥωμαίους pro ῥοδίους *Ur* 16 διδάξον O 17 οὔπω XO 18 ἐπαναστήσασθαι O 21—181, 12 X 132[r] s., O 191[u] s., U* 101 s., *Ur* LXII

καὶ περὶ τοῦ πλήθους τῶν Βασταρνῶν καὶ περὶ τοῦ μεγέθους τῶν ἀνδρῶν (καὶ) τῆς ἐν τοῖς κινδύνοις τόλμης ἐξηγουμένων, καὶ διασαφούντων περὶ τῆς Περ- 3 σέως κοινοπραγίας καὶ τῶν Γαλατῶν καὶ φασκόντων 5 τοῦτον ἀγωνιᾶν μᾶλλον ἢ τοὺς Βαστάρνας καὶ διὰ ταῦτα δεομένων σφίσι βοηθεῖν, παρόντων δὲ καὶ 4 Θετταλῶν καὶ συνεπιμαρτυρούντων τοῖς Δαρδανίοις καὶ παρακαλούντων καὶ τούτων ἐπὶ τὴν βοήθειαν, **1150]** ἔδοξε τῇ συγκλήτῳ πέμψαι τινὰς τοὺς αὐτόπτας 5 10 ἐσομένους τῶν προσαγγελλομένων. καὶ παραυτίκα 6 καταστήσαντες Αὖλον Ποστόμιον ἐξαπέστειλαν καὶ σὺν τούτῳ τινὰς τῶν νέων.

---

1 βαστάρνων Y, corr. *Ca* 883 2 καὶ add. *Ur* κινδύνης super ης addito οις U* 4 φασκότων O 7 ante Θετταλῶν add. et del. τῶν X secundum de Boorium 11 αὐλὸν Y, corr. *Ur* ποστόμιον Y *B W* IV cap. IV (v. Dittenbergerum *Hermes* 1872, 285), ποστούμιον *Ur* vulgo 12 νεῶν O reliqua parte folii 192[r] vacua relicta (v. ad p. 185, 2)

FRAGMENTA LIBRI XXVI.

OLYMP. 151.

RES ANTIOCHI.

1[a]] (26,10) Πολύβιος δ' ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν καλεῖ αὐτὸν *Ἐπιμανῆ* καὶ οὐκ *Ἐπιφανῆ* διὰ τὰς πράξεις. *οὐ μόνον γὰρ μετὰ δημοτῶν ἀνθρώπων κατέβαινεν εἰς ὁμιλίας, ἀλλὰ καὶ μετὰ τῶν παρεπιδη-* 5

Liber XXVI temporibus Constantini VII. non superfuisse videtur; v. *Ni* 5* 2—183, 6 Athen. 10 p. 439 a. Polybii verba melius servavit Diod. 29, 32: Ὅτι *Ἀντίοχος προσφάτως παρειληφὼς τὴν βασιλείαν ἐνεστήσατο βίον παράλογον καὶ ἀσυνήθη τοῖς ἄλλοις βασιλεῦσι. πρῶτον μὲν γὰρ ἐκ τῶν βασιλείων ὑπάγων λάθρᾳ τῆς θεραπείας περιῄει τὴν πόλιν ἀλύων ὅπου τύχοι δεύτερος ἢ τρίτος μετὰ δὲ ταῦτ'* (ταῦτα P) *ἐφιλοτιμεῖτο μετὰ δημοτῶν ἀνθρώπων συγκαταρριπτεῖν οἷ τύχοι καὶ μετὰ τῶν παρεπιδημούντων ξένων εὐτελεστάτων συμπίνειν. καθόλου δ' εἴ τινας τῶν νέων αἴσθοιτο ἀφ' ἡμέρας μετ' ἄλλων γινομένους, ἐξαίφνης ἐπὶ κῶμον παρεγένετο* (*παρεγίνετο BW*) *μετὰ κερατίου καὶ συμφωνίας, ὥστε διὰ τὸ παράδοξον τῶν ἰδιωτῶν τοὺς μὲν φεύγειν, τοὺς δὲ διὰ τὸν φόβον σιωπᾶν. τὸ δὲ τελευταῖον τὴν βασιλικὴν ἐσθῆτα καταθέμενος περιεβάλλετο τήβενναν, καθάπερ ἦν ἑωρακὼς ἐν Ῥώμῃ τοὺς μεταπορευομένους τὰς ἀρχάς, ἐνετύγχανέ τε τοῖς ἰδιώταις ἀσπαζόμενος καὶ περιπτύσσων ἕκαστον, καὶ ποτὲ μὲν παρακαλῶν φέρειν ἑαυτῷ τὴν ψῆφον ὡς ἀγορανόμῳ, ποτὲ δ'* (δὲ P) *ὡς δημάρχῳ τυχὼν δ'* (δὲ P) *ἀρχῆς ἐκάθιζεν ἐπὶ δίφρον ἐλεφάντινον, καὶ καθὼς ἐστι Ῥωμαίοις ἔθιμον, διήκουε τῶν πρὸς ἀλλήλους ἀμφισβητούντων περὶ τῶν ἐν τῷ βίῳ συμβολαίων. καὶ ταῦτ' ἔπραττε μετὰ πολλῆς ἐπιστάσεως καὶ φιλοτιμίας, ὥστε τοὺς χαριεστάτους ἄνδρας ἀπορεῖν περὶ αὐτοῦ οἱ μὲν γὰρ ἀφέλειαν, οἱ δ'* (δὲ P) *ἀλογίαν, τινὲς δὲ μανίαν αὐτοῦ κατεγίνωσκον* 3 *αὐτὸν*] Antiochum IV.

μούντων ξένων καὶ τῶν εὐτελεστάτων συνέπινεν. εἰ 2
δὲ καὶ τῶν νεωτέρων, φησίν, αἴσθοιτο τινας συνευωχουμένους
ὁπουδήποτε, παρῆν μετὰ κερατίου καὶ συμφωνίας,
ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀνισταμένους
5 φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἐσθῆτα
ἀποβαλὼν τήβενναν ἀναλαβὼν περιήει τὴν ἀγοράν. —

Ἀντίοχος ὁ Ἐπιφανὴς μὲν κληθείς, Ἐπιμανὴς δ' [1
ἐκ τῶν πράξεων ὀνομασθείς.... περὶ οὗ φησι Πολύβιος (26, 10) 1
τάδε, ὡς ἀποδιδράσκων ἐκ τῆς αὐλῆς ἐνίοτε τοὺς
10 θεραπεύοντας, οὗ τύχοι τῆς πόλεως, ἀλύων ἐφαίνετο
δεύτερος καὶ τρίτος. μάλιστα δὲ πρὸς τοῖς ἀργυρο- 2
κοπείοις εὑρίσκετο καὶ χρυσοχοείοις, εὑρησιλογῶν καὶ
φιλοτεχνῶν πρὸς τοὺς τορευτὰς καὶ τοὺς ἄλλους τεχνίτας.
ἔπειτα καὶ μετὰ δημοτῶν ἀνθρώπων συγκατα- 3
15 βαίνων ὡμίλει, ᾧ τύχοι, καὶ μετὰ τῶν παρεπιδημούν- [1000
1151] των συνέπινε τῶν εὐτελεστάτων. ὅτε δὲ τῶν 4
νεωτέρων αἴσθοιτό τινας συνευωχουμένους, οὐδεμίαν
ἔμφασιν ποιήσας παρῆν ἐπικωμάζων μετὰ κερατίου καὶ
συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον
20 ἀφισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν 5
ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιήει κατὰ
τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος,
τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὐτῷ τὴν
ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ δὲ καὶ
25 ὡς δήμαρχος. τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας ἐπὶ 6
τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος
διήκουε τῶν κατὰ τὴν ἀγορὰν γινομένων συναλλαγμά-

7—184, 24 Athen. 5 p. 193d—194c 12 εὑρεσιλογῶν Sch pro εὑρησιλογῶν, sed v. ad 29, 1, 2 15 post παρεπιδ. add. ξένων Athen. priore loco et Diod. 17 post συνευωχ. add. ὁπουδήποτε Athen. priore loco 18 κερατίου Diod., κεραμείου Athen. cod. A 24 γενησόμενος coni. Kaibelius

των καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας.
7 ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς·
οἱ μὲν γὰρ ἀφελῆ τινα αὐτὸν εἶναι ὑπελάμβανον, οἱ δὲ
μαινόμενον. καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος·
8 ἐδίδου γὰρ τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ 5
9 φοινικοβαλάνους, ἄλλοις δὲ χρυσίον. καὶ ἐξ ἀπαντή-
σεως δέ τισιν ἐντυγχάνων, οὓς μὴ ἑωράκει ποτέ, ἐδίδου
10 δωρεὰς ἀπροσδοκήτους. ἐν δὲ ταῖς πρὸς τὰς πόλεις
θυσίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς πάντας
11 ὑπερέβαλλε τοὺς βεβασιλευκότας. τοῦτο δ' ἄν τις 10
τεκμήραιτο ἔκ τε τοῦ παρ' Ἀθηναίοις Ὀλυμπιείου καὶ
12 τῶν περὶ τὸν ἐν Δήλῳ βωμὸν ἀνδριάντων. ἐλούετο
δὲ κἀν τοῖς δημοσίοις βαλανείοις, ὅτε δημοτῶν ἦν τὰ
βαλανεῖα πεπληρωμένα, κεραμίων εἰσφερομένων αὐτῷ
13 μύρων τῶν πολυτελεστάτων. ὅτε καί τινος εἰπόντος 15
'Μακάριοί ἐστε ὑμεῖς οἱ βασιλεῖς οἱ καὶ τούτοις χρώ-
μενοι καὶ ὀδωδότες ἡδύ' [καὶ] μηδὲν τὸν ἄνθρωπον
προσειπών, ὅπου 'κεῖνος τῇ ἑξῆς ἐλοῦτο, ἐπεισελθὼν
ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον
κεράμιον πολυτελεστάτου μύρου, τῆς στακτῆς καλου- 20
14 μένης, ὡς πάντας ἀναστάντας κυλίεσθαι (τοὺς) λουο-
1152] μένους τῷ μύρῳ καὶ διὰ τὴν γλισχρότητα κατα-
πίπτοντας γέλωτα παρέχειν, καθάπερ καὶ αὐτὸν τὸν
βασιλέα.'

---

8 περὶ τὰς coni. Meinekius IV (anal. crit. in Athen.) 86
9 θυσίαις] θεραπείαις coni. Wilamowitzius περὶ τοὺς coni.
Meinekius l. c. 12 ἐλοῦτο *Di* 14 κεραμείων Athen. cod. A,
corr. Masurus 16 τοιούτοις Athen. cod. C 17 καὶ om.
Athen. cod. C 18 κεῖνος Athen. cod. A, ἐκεῖνος Athen.
cod. C 21 τοὺς add. Wilamowitzius *B W* λουμένους *Di*,
λουσομένους *Na* 352

FRAGMENTA LIBRI XXVII.

A. OLYMP. 152, 1.

I. BELLUM PERSICUM.

Ὅτι ἐν τῷ καιρῷ τούτῳ παρεγένοντο πρέσβεις [1 1001
παρὰ μὲν Θεσπιέων οἱ περὶ Λασῆν καὶ Καλλέαν, παρὰ
δὲ Νέωνος Ἰσμηνίας, οἱ μὲν περὶ Λασῆν ἐγχειρίζοντες 2
5 τὴν ἑαυτῶν πατρίδα Ῥωμαίοις, ὁ δ' Ἰσμηνίας κατὰ
κοινὸν πάσας (τὰς) ἐν τῇ Βοιωτίᾳ πόλεις διδοὺς εἰς
τὴν τῶν πρεσβευτῶν πίστιν. ἦν δὲ τοῦτο μὲν ἐναν- 3
τιώτατον τοῖς περὶ τὸν Μάρκιον, τὸ δὲ κατὰ πόλιν
διελεῖν τοὺς Βοιωτοὺς οἰκειότατον. διὸ τοὺς μὲν περὶ 4
10 τὸν Λασῆν καὶ τοὺς Χαιρωνεῖς καὶ τοὺς Λεβαδεῖς καὶ
τοὺς ἄλλους, ὅσοι παρῆσαν ἀπὸ τῶν πόλεων, ἀσμένως

2—189, 4 X 133r—136u, O 192u—194u, U* 103—109, praemissis in (Y) titulis Περὶ πρέσβεων ἐθνικῶν (ἐθνῶν U*) πρὸς ῥωμαίους: ∼ λόγος κζ (λόγος κζ om. U*), *Ur* LXIII; v. Liv. 42, 43, 4 ss., *Ni* 251 s., 335 3 ὑπερὶλασῆν X, ὑπεριλασυν (s. acc.) U*, οἱ περὶ λασῆν U* in marg. *Ur*, οἱ περὶ λασὺν O *Sch*, corr. *Di*, v. ad 4 et 10 κάλλεαν Y, καλλέαν O *Di*, καλλίαν *Ur* vulgo 4 νέονος Y, νέωνος U* *Ur*, v. ad p. 186, 18. 187, 9. 188, 8 ἰσμενίας Y, corr. *Be*, v. ad p. 185, 5. 186, 1. 4. 187, 9. 188, 10 μὴν et εν compendio superscripsit O λασὺν U* vulgo, λασῆν Y *Di* ἐγχείριζον XU*, ἐνεχείριζον O *Ur*, corr. *Sch* 5 τὴν om. O δὲ Y, corr. *Ben* 290 *BW* ἰσμενίας Y, corr. *Be* 6 τὰς add. *Ur* 10 λασῆν Y *Di*, λασὺν U* *Ur* vulgo

5 ἀπεδέχοντο καὶ κατέψων, τὸν δ' Ἰσμηνίαν παρεδειγμάτι-
1153 6] ζον, ἀποτριβόμενοι καὶ παρορῶντες. ὅτε καὶ συν-
επιθέμενοί τινες τῶν φυγάδων μικροῦ κατέλευσαν τὸν
Ἰσμηνίαν, εἰ μὴ κατέφυγεν ὑπὸ τὰ δίθυρα τῶν Ῥω-
7 μαίων. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐν ταῖς Θήβαις 5
8 συνέβαινε ταραχὰς εἶναι καὶ στάσεις. οἱ μὲν γὰρ
ἔφασαν δεῖν διδόναι τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν,
οἱ δὲ Κορωνεῖς καὶ Ἁλιάρτιοι συνδεδραμηκότες εἰς τὰς
Θήβας ἀκμὴν ἀντεποιοῦντο τῶν πραγμάτων καὶ μένειν
9 ἔφασαν δεῖν ἐν τῇ πρὸς τὸν Περσέα συμμαχίᾳ. καὶ 10
μέχρι μέν τινος ἐφάμιλλος ἦν ἡ διάθεσις τῶν στασια-
ζόντων. Ὀλυμπίχου δὲ τοῦ Κορωνέως πρώτου μετα-
θεμένου καὶ φάσκοντος δεῖν ἀντέχεσθαι Ῥωμαίων, ἐγέ-
νετό (τις) ὁλοσχερὴς ῥοπὴ καὶ μετάπτωσις τοῦ πλήθους,
10 καὶ πρῶτον μὲν τὸν Δικέταν ἠνάγκασαν πρεσβεύειν 15
πρὸς τοὺς περὶ τὸν Μάρκιον, ἀπολογησόμενον ὑπὲρ
11 τῆς πρὸς τὸν Περσέα συμμαχίας. μετὰ δὲ ταῦτα τοὺς
περὶ τὸν Νέωνα καὶ τὸν Ἱππίαν ἐξέβαλον, συντρέχοντες
ἐπὶ τὰς οἰκίας αὐτῶν καὶ κελεύοντες αὐτοὺς ὑπὲρ
αὑτῶν ἀπολογεῖσθαι περὶ τῶν διῳκονομημένων· οὗτοι 20
γὰρ ἦσαν οἱ (τὰ) περὶ τὴν συμμαχίαν οἰκονομήσαντες.

---

1 δὲ Y, corr. *Ben* l. c. *BW* ἰσμηνίαν X ante *Be*, ἰσβηνίαν O, ἰσμενίαν O[m] addito ἴσως, ἰσβηνιαν (s. acc.) με super βη superscripto U*, ἰσμενίαν *Ur* vulgo παρεδογμάτιζον Y, corr. Ernestus lex. Pol. 81 *Sch* 2 προορῶντες O ὅτι O 3 μακροῦ O 4 ἰσμηνίαν X ante *Be*, ἰσμενίαν Y *Ur* vulgo 8 ἁλιάρτοι Y, ἁλιάρτιοι *Ur*, corr. Ernestus auctore *Ca* 884 14 post ἐγένετο add. καὶ U* *Ur* vulgo, om. Y *Sch*, τις add. *Hu* 16 μάρκον Y, corr. *Ur* ἀπολογησάμενον O 18 νεωνᾶ Y, νέωνα U*s (?) *Ur* τὸν post καὶ Y *Sch*, om. *Ur* vulgo ἐξέβαλον X ante *Hu*, ἐξέβαλλον Y *Ur* vulgo συντρέχοντας O 20 αὐτῶν Y, corr. *Be* διωκομένων Y, corr. *Ur* 21 τὰ add. *Ur* οἰκονομήσαντες Y *Sch*, ᾠκονομήσαντες *Ur* vulgo

τούτων δὲ παραχωρησάντων, ἐξ αὐτῆς ἀθροισθέντες 12
εἰς ἐκκλησίαν πρῶτον μὲν τιμὰς ἐψηφίσαντο καὶ (δω-
ρεὰς) τοῖς Ῥωμαίοις, εἶτ' ἐνεργεῖν ἐπέταξαν τοῖς [1002
ἄρχουσι τὴν συμμαχίαν, ἐπὶ δὲ πᾶσιν πρεσβευτὰς κατέ- 13
5 στησαν τοὺς ἐγχειριοῦντας τὴν πόλιν Ῥωμαίοις καὶ
κατάξοντας τοὺς παρ' αὐτῶν φυγάδας.

Τούτων δὲ συντελουμένων ἐν ταῖς Θήβαις, οἱ φυγάδες 2
ἐν τῇ Χαλκίδι προστησάμενοι Πομπίδην κατηγορίαν
ἐποιοῦντο τῶν περὶ τὸν Ἰσμηνίαν καὶ Νέωνα καὶ
10 Δικέταν. προδήλου δὲ τῆς ἀγνοίας οὔσης τῶν προ- 2
ειρημένων, καὶ τῶν Ῥωμαίων συνεπισχυόντων τοῖς
1154] φυγάσιν, εἰς τὴν ἐσχάτην διάθεσιν ἧκον οἱ περὶ 3
τὸν Ἱππίαν, ὥστε καὶ τῷ βίῳ κινδυνεῦσαι παρ' αὐτὸν
τὸν καιρὸν ὑπὸ τῆς ὁρμῆς τοῦ πλήθους, ἕως οὗ βραχύ
15 τι τῆς ἀσφαλείας αὐτῶν προυνοήθησαν οἱ Ῥωμαῖοι,
παρακατασχόντες τὴν ἐπιφορὰν τῶν ὄχλων. τῶν δὲ 4
Θηβαίων παραγενομένων καὶ κομιζόντων τὰ προειρη-
μένα δόγματα καὶ τὰς τιμάς, ταχεῖαν ἕκαστα τῶν
πραγμάτων ἐλάμβανε τὴν ἀνταπόδοσιν, ἅτε τῶν πό-
20 λεων παρακειμένων ἀλλήλαις ἐν πάνυ βραχεῖ διαστή-
ματι. πλὴν ἀποδεξάμενοι τοὺς Θηβαίους οἱ περὶ τὸν 5
Μάρκιον τήν τε πόλιν ἐπῄνεσαν καὶ τοὺς φυγάδας
συνεβούλευσαν καταγαγεῖν εἰς τὴν οἰκείαν. εὐθύς τε 6

---

1 *ἀθροισθέντες* Y[a] vulgo, *ἐξ αὐτῆς|θέντες* O, corr. *BW*; v. *BW* I 77 2 *μέν τινας* Y, corr. *Gro* not. 448 *δωρεὰς* add. *Rei* 685 *Sch* 3 *εἶτα* Y, corr. *BW* *ἐπάταξαν* Y, *ἐπέταξαν* O ante *Ur* 4 *πᾶσιν* X *BW*, *πᾶσι* Y *Ur* vulgo 5 *ἐγχειροῦν-τας* Y, corr. *Ca* 885 6 *κατάξοντας* Y ante *Rei* 686 *Sch*, *κατέταξαν* U* *Ur* vulgo *αὐτῶν* Y, corr. *Be* 8 *χάλκῃ* O 9 *ἰσμηνίαν* X ante *Be*, *ἰσμηνίαν* superscr. *ε* U*, *ἰσμενίαν* O* *Ur* vulgo 10 *πρόδηλον* O 12 *ἧκον. οἱ δὲ* Y, *ἧκον οἱ* *Ur* in U* ante *Ca* 885 13 *κινδυνεύουσαι* O 15 *προνοήθησαν* O 18 *ταχεῖαν* Y[a] *Ca* 885, *ταχείαν* *Ur* 20 *ἐν*] *οὐ* O 23 *ἀπα-γαγεῖν* Y, corr. *Na* 257 *Di* *οἰκείαν* X ante *Ur*, *οἰκίαν* OU*

παρήγγειλαν πρεσβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην, διδόντας αὑτοὺς εἰς τὴν πίστιν κατ' 7 ἰδίαν ἑκάστους. πάντων δὲ κατὰ τὴν πρόθεσιν αὐτοῖς χωρούντων — ταῦτα δ' ἦν τὸ διαλῦσαι τῶν Βοιωτῶν τὸ ἔθνος καὶ λυμήνασθαι τὴν τῶν πολλῶν εὔνοιαν 5 8 πρὸς τὴν Μακεδόνων οἰκίαν — οὗτοι μὲν μεταπεμψάμενοι Σερούιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά 9 τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν. οἱ δὲ περὶ τὸν Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς 10 φυλακήν, μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὑτοὺς ἐκ 10 τοῦ ζῆν. τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους καιροὺς διαπεφευγὸς παραδόξως τότε προπετῶς καὶ ἀλογίστως ἑλόμενον τὰ παρὰ Περσέως, 15 εἰκῇ καὶ παιδαριωδῶς πτοηθὲν κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις.

11 Οἱ δὲ περὶ τὸν Αὖλον καὶ Μάρκιον παραγενηθέντες εἰς τὴν τῶν Ἀργείων πόλιν ἐχρημάτισαν ταῖς συναρχίαις ταῖς τῶν Ἀχαιῶν καὶ παρεκάλεσαν Ἄρχωνα τὸν [1003 στρατηγὸν χιλίους ἐκπέμψαι στρατιώτας εἰς Χαλκίδα, παραφυλάξοντας τὴν πόλιν μέχρι τῆς Ῥωμαίων δια-

---

2 *διδόντων Di* *αὑτοὺς* Y, corr. *Be* 3 *ἑκάστους* Y *Be* auctore *Sch*, *ἑκάστας* U* *Ur* vulgo 5 *λυμήνασθαι* Y Didotiana, *λυμῄνασθαι Ur* vulgo 7 *ἐξ ἄργους* O ante *Ur*, *ἐξ ἄργος* (Y) 8 *πελοπόννησον* Y ante *Ur*, *πελοπόνησον* U* 10 *ἰσμηνίαν* X ante *Be*, *ἰσμενίαν* OU* *Ur* vulgo *δικέτα* X, *δικέτη* U*, *δικέτην* O, corr. *Ur* 11 *αὑτοὺς* Y, corr. *Be* 12 *τῶν* O ante *Ur*, *τὸ* Y *πολὺν* U*• *Ur*, *πολὺ* Y 13 *συντετηρηκὸς* Y *Sch*, *συντετηρηκότες* U*, unde *συντετηρηκός τε Ur* vulgo 14 *διαπεφευκὸς* O, corr. O[m] 15 *παρὰ Ur*, *περὶ* Y, del. Cobetus *Mnemos*. 1882, 238; sed v. *Rei* 686 s. et Krebsium *D. Präpos.* cet. 52 18 *αὔλϋον* X, *αὐλὸν* U*, *αὔλιον* O, corr. *Ur*

1155] βάσεως. τοῦ δ' Ἄρχωνος ἑτοίμως συνυπακού- 12
σαντος, οὗτοι μὲν ταῦτα διαπράξαντες ἐν τοῖς Ἕλλησι
κατὰ χειμῶνα καὶ τῷ Ποπλίῳ συμμίξαντες ἀπέπλεον
εἰς τὴν Ῥώμην. —

5 Ὅτι οἱ περὶ τὸν Τεβέριον καὶ Ποστόμιον (καὶ 3
Ἰούνιον) κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιπορευόμενοι
τὰς νήσους καὶ τὰς κατὰ τὴν Ἀσίαν πόλεις * * *
πλεῖστον δ' ἐν τῇ Ῥόδῳ, καίπερ οὐ προσδεομένων τῶν 2
Ῥοδίων κατὰ τοὺς τότε χρόνους. Ἀγησίλοχος γάρ, 3
10 τότε πρυτανεύων, ἀνὴρ τῶν εὐδοκιμούντων, ὁ καὶ
μετὰ ταῦτα πρεσβεύσας εἰς τὴν Ῥώμην, ἔτι πρότερον
ἅμα τῷ φανερὸν γενέσθαι διότι μέλλουσι πολεμεῖν
Ῥωμαῖοι τῷ Περσεῖ, τἄλλα τε παρακεκλήκει τοὺς
πολλοὺς ὑπὲρ τοῦ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων καὶ
15 τετταράκοντα ναῦς συμβουλεύσας τοῖς Ῥοδίοις ὑπο-
ζωννύειν, ἵν', ἐάν τις ἐκ τῶν καιρῶν γένηται χρεία, 4
μὴ τότε παρασκευάζωνται πρὸς τὸ παρακαλούμενον,
ἀλλ' ἑτοίμως διακείμενοι πράττωσι τὸ κριθὲν ἐξ αὐτῆς.

---

1 δὲ Y, corr. *Ben* 290 *BW* 5—190, 5 V 86ᵘ—87ʳ, W 58ᵘ—59ᵘ, N 92ᵘ—93ᵘ, U 348s., Vᵐ Uᵐ: λόγου κξ, *Ur* LXIV; v. Liv. 42, 45, *Ni* 15, 252, 335 5 τιβέριον Z, corr. *BW*, v. ad 22, 6, 6 ποστόμιον Z *BW* (v. ad 25, 6, 6), ποστούμιον *Ur* vulgo 5. 6 καὶ Ἰούνιον add. Campius l. c. 1378 coll. Liv. l. c. ante Cobetum *Mnemos.* 1881, 177 *BW* 7 * * *] lac. indicat *Ca* 886, χρόνον μέν τινα καὶ ἐν ἑκάστῃ ἐποίουν (cum hiatu), παρακαλοῦντες πρὸς τὴν Ῥωμαίων πίστιν, τὸν add. *Rei* 687, βραχὺν μέν τινα χρόνον ἐν ταῖς ἄλλαις διέτριβον πόλεσι Cobetus l. c., πολὺν μὲν χρόνον διέτριβον ἐν ἑκάστῃ, παρα-καλοῦντες τοὺς ἀνθρώπους διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν, τὸν *BW*, v. Liv. § 2 9 ἀγησίλοχος N *Di*, γησίλοχος Z *Ur*, γησίλαχος (o supra α) W, ἡγησίλοχος *Ur* not. 69 coll. Liv. § 3 *Ca* l. c. vulgo ante *Di*, Ἀγησίλοχος *BW*, v. Ullrichium l. c. 74 s.
13 παρεκεκλήκει *Di*, sed v. *Hu* *E.Z.* XXXII 16 p. 93 15 μ̄ Z
16 ἵνα Z, corr. *Ben* 290 *BW* 17 παρασκευάζονται Z, dubium est παρασκευάζωνται an —ονται sit in V, corr. *Ur*

5 ἃ τότε προφερόμενος τοῖς Ῥωμαίοις καὶ δεικνὺς ὑπὸ
τὴν ὄψιν τὰς παρασκευάς, εὐδοκουμένους τῇ πόλει
τοὺς πρεσβευτὰς ἐξαπέστειλεν. οἱ δὲ περὶ τὸν Τεβέριον
ἀποδεδεγμένοι τὴν τῶν Ῥοδίων εὔνοιαν ἐκομίζοντο εἰς
τὴν Ῥώμην. — 5

4 Ὅτι Περσεὺς μετὰ τὸν σύλλογον τὸν πρὸς τοὺς
Ῥωμαίους, * * * τῶν Ἑλλήνων, πάντα τὰ δίκαια κατέ-
ταττεν εἰς τὴν ἐπιστολὴν καὶ τοὺς ὑφ' ἑκατέρων
2 ῥηθέντας λόγους, ἅμα μὲν ὑπολαμβάνων ὑπερδέξιος
φανήσεσθαι τοῖς δικαίοις, ἅμα δὲ βουλόμενος ἀπό- 10
3 πειραν λαμβάνειν τῆς ἑκάστων προαιρέσεως. πρὸς μὲν
οὖν τοὺς ἄλλους δι' αὐτῶν τῶν γραμματοφόρων ἔπεμπε
τὰς ἐπιστολάς, εἰς δὲ τὴν Ῥόδον καὶ πρεσβευτὰς συν-
4 απέστειλεν Ἀντήνορα καὶ Φίλιππον. οἳ καὶ παρα-
γενηθέντες τὰ γεγραμμένα τοῖς ἄρχουσιν ἀπέδωκαν· 15
1156] καὶ μετά τινας ἡμέρας ἐπελθόντες ἐπὶ τὴν βου-
λὴν παρεκάλουν τοὺς Ῥοδίους κατὰ μὲν τὸ παρὸν
5 ἡσυχίαν ἔχειν, ἀποθεωροῦντας τὸ γινόμενον· ἐὰν [1004
δὲ Ῥωμαῖοι παρὰ τὰς συνθήκας ἐγχειρῶσι τὰς χεῖρας
ἐπιβάλλειν τῷ Περσεῖ καὶ Μακεδόσιν, πειρᾶσθαι δια- 20
6 λύειν. τοῦτο γὰρ πᾶσι μὲν συμφέρειν, πρέπειν δὲ
7 μάλιστα Ῥοδίοις. ὅσῳ γὰρ πλεῖον ὀρέγονται τῆς ἰση-

1 προφερόμενος *Sch*, περιφερόμενος Z *Ur*, προσφερόμενος *Ca* 886 vulgo 2 εὐδοκουμένας Z *Ur* vulgo, οὐ δοκουμένας U, corr. *Rei* 687 auctore *Ca* 886 *Sch* 3 τιβέριον Z, corr. *BW*, v. ad 22, 6, 6 4 ἀποδεδειγμένοι Z, corr. *Ur* τῶν om. N 6—191, 15 X 136ᵘ—138ʳ, O 194ᵘ—195ᵘ, U* 110—112, *Ur* LXV; v. Liv. 42, 46, 1—6, *Ni* 252 6 ante μετὰ add. μὲν lineola subducta signatum U* *Ur* vulgo, om. Y *BW* 7 * * *] lac. indicat *Sch* et suspicatur Polybium exposuisse *ad varios Graeciae populos epistolas ad unum idemque exemplar descriptas misisse Perseum* κατέταττεν Y Oᵐ, κατ' ἔτους O 10 ὑπὸ πεῖραν O 16 καὶ μετὰ] καθμε|τά O 20 μακεδόσιν XU* *Ur* vulgo *BW*, μακεδόσι O* *Hu* 21 μὲν om. O

γορίας καὶ παρρησίας καὶ διατελοῦσι προστατοῦντες
οὐ μόνον τῆς αὐτῶν ἀλλὰ καὶ τῆς τῶν ἄλλων Ἑλλή-
νων ἐλευθερίας, τοσούτῳ καὶ τὴν ἐναντίαν προαίρεσιν
μάλιστα δεῖν αὐτοὺς προορᾶσθαι καὶ φυλάττεσθαι κατὰ
5 δύναμιν. ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντων 8
τῶν πρέσβεων, ἤρεσκε μὲν ἅπασι τὰ λεγόμενα· προ- 9
κατεχόμενοι δὲ τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ, καὶ νικῶν-
τος αὐτοῖς τοῦ βελτίονος, τἄλλα μὲν ἀπεδέξαντο φιλαν-
θρώπως τοὺς πρεσβευτάς, ἠξίουν δὲ τὸν Περσέα διὰ
10 τῆς ἀποκρίσεως εἰς μηδὲν αὐτοὺς παρακαλεῖν τοιοῦτον
ἐξ οὗ φανήσονται πρὸς τὴν Ῥωμαίων ἀντιπράττοντες
βούλησιν. οἱ δὲ περὶ τὸν Ἀντήνορα τὴν μὲν ἀπό- 10
κρισιν οὐκ ἔλαβον * * *, τὴν δὲ λοιπὴν φιλαν-
θρωπίαν ἀποδεξάμενοι τὴν Ῥοδίων ἀπέπλευσαν εἰς
15 τὴν Μακεδονίαν. —

Ὅτι Περσεὺς πυνθανόμενος ἔτι τινὰς τῶν ἐν τῇ 5
Βοιωτίᾳ πόλεις ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας,
Ἀντίγονον ἐξαπέστειλε τὸν Ἀλεξάνδρου πρεσβευτήν.
ὃς καὶ παραγενόμενος εἰς Βοιωτοὺς τὰς μὲν ἄλλας 2
20 πόλεις παρῆκε διὰ τὸ μηδεμίαν ἀφορμὴν λαμβάνειν
ἐπιπλοκῆς, εἰς δὲ Κορώνειαν καὶ Θίσβας, ἔτι δ' 3

---

2 *αὐτῶν* Y, corr. Didotiana 4 *προαιρεῖσθαι* Y, corr. *Gro* not. 448 5 ante *τούτοις* add. *πλεία* U*, *πλείω Ur*, om. Y *BW*, v. 3, 111, 11. 4, 5, 9; 23, 7 7 *νικόντος* Y, corr. *Ur* 10 *αὐτοὺς* Y, corr. *Be* *τοιοῦτο* Y, corr. *Ben* 290 *Di* 12 *οἱ δὲ* — 15 *μακεδονίαν* bis in Y 12 *ἀντίνορα* Y, *ἀντίνωρα* O posteriore loco, corr. *Ur* 13 post *οὐκ* add. *εὐμενῶς Rei* 688 * * *] lac. indicat *BW* et add. *ἀκόλουθον τοῖς ἀξιουμένοις* coll. 28, 1, 8 16—192, 15 X 138r—139r, O 195u—196u, U* 112—114, *Ur* LXVI; v. Liv. 42, 46, 7 ss., *Ni* 252 17 *πόλεις* Y de Boorius, *πόλις* U*, *πόλεων Ur* 18 *ἀντίγονος* Y, corr. *Ur* *ἀλέξανδρον* Y, corr. *Ur*; v. Dittenbergerum syll.[2] n. 288, 33 p. 423 ann. 6 21 *κορονίαν* Y, corr. *Ur* *θήβας* Y, *Thebas* Liv. § 7, suspectum habuit *Ca* 887, e scto Thisbaeo corr. Th. Mommsenus ephem. epigr. I 279, 291 *BW*; v. ad p. 192, 2

Ἁλίαρτον εἰσελθὼν παρεκάλεσε τοὺς ἀνθρώπους ἀντέχε-
4 *σθαι τῆς πρὸς Μακεδόνας εὐνοίας. τῶν δὲ προθύμως*
ἀποδεχομένων τὰ λεγόμενα καὶ πρεσβευτὰς ψηφισαμένων
πέμπειν εἰς Μακεδονίαν, οὗτος μὲν ἀπέπλευσε καὶ
συμμίξας τῷ βασιλεῖ διεσάφει τὰ κατὰ τὴν Βοιωτίαν. 5
1157 5] *παραγενομένων δὲ καὶ τῶν πρεσβευτῶν μετ' ὀλί-*
γον καὶ παρακαλούντων βοήθειαν ἐκπέμψαι ταῖς πόλεσι
6 *ταῖς αἱρουμέναις τὰ Μακεδόνων· τοὺς γὰρ Θηβαίους*
βαρεῖς ὄντας ἐπικεῖσθαι καὶ παρενοχλεῖν αὐτοὺς διὰ
τὸ μὴ βούλεσθαι συμφρονεῖν σφίσιν μηδ' αἱρεῖσθαι τὰ 10
7 *Ῥωμαίων· ἅπερ ὁ Περσεὺς διακούσας βοήθειαν μὲν* [1005
οὐδαμῶς ἔφη δύνασθαι πέμπειν οὐδενὶ διὰ τὰς ἀνοχάς,
8 *καθόλου δ' αὐτοὺς παρεκάλει Θηβαίους μὲν ἀμύνασθαι*
κατὰ δύναμιν, Ῥωμαίοις δὲ μὴ πολεμεῖν, ἀλλὰ τὴν
ἡσυχίαν ἔχειν. — 15

6 (7) *Ὅτι οἱ Ῥωμαῖοι τῶν ἀπὸ τῆς Ἀσίας παρα-* [1006
γεγονότων πρεσβευτῶν διακούσαντες τά τε κατὰ τὴν
Ῥόδον καὶ τὰ κατὰ τὰς ἄλλας πόλεις προσεκαλέσαντο
2 *τοὺς παρὰ τοῦ Περσέως πρεσβευτάς. οἱ δὲ περὶ τὸν*
Σόλωνα καὶ τὸν Ἱππίαν ἐπειρῶντο μὲν καὶ περὶ τῶν ὅλων 20
λέγειν τι καὶ παραιτεῖσθαι τὴν σύγκλητον· τὸ δὲ πλέον [1007

---

1 *ἄναρτον* (Y), *ἀλίαρτον Ur*, corr. Ernestus auctore *Ca* l. c. 2 *τῆς* YX[m], *τῆς* et *τοὺς* per dittogr. X ante *τῶν* deesse ea quae Liv. § 8 servavit, aut *καὶ Θήβας* p. 191, 21 esse delenda censet *Rei* 688; sed v. Mommsenum l. c. 4 *οὕτως* Y, corr. *Ur* 5 *διεσάφησε* O *Hu*, sed v. *Hu E.Z.* XIII 2 8 *αἰρομέναις* Y *Ur*, *αἱρομέναις* O, corr. *Ca* 888 9 *παρεὶς* Y, corr. *Ur* 10 *σφίσιν* XU* *Ur* vulgo *BW*, *σφίσι* O* *Hu* 12 *οὐ* O, *δ' ἐνὶ* add. O[m] 16—193, 8 X 139[r] s., O 196[u], U* 114 s., *Ur* LXVIII; v. Liv. 42, 48, 1 ss., Diod. 30, 1., App. Mac. 11, *Ni* 252, 335 s. Hanc eclogam anteponendam esse Ursini excerpto LXVII. perspexit *Sch* 18 *τὰ* om. O 20 *Νέωνα Na* 250 s. 21 *πλέον* Y *Ur* vulgo, *πλείονα* O, unde *πλεῖον Hu*, v. 2, 12, 3. 3, 20, 5; 39, 12; 58, 8. 4, 45, 4; 73, 5 cet.

ἀπελογοῦντο περὶ τῆς ἐπιβουλῆς τῆς κατὰ τὸν Εὐμένη.
ληξάντων δὲ τῆς δικαιολογίας αὐτῶν, πάλαι προ- 3
διειληφότες ὑπὲρ τοῦ πολεμεῖν προσέταξαν αὐτοῖς ἐκ
μὲν τῆς Ῥώμης εὐθέως ἀπαλλάττεσθαι καὶ τοῖς ἄλλοις
5 ἅπασιν Μακεδόσιν, ὅσοι παρεπιδημοῦντες ἔτυχον, ἐκ
δὲ τῆς Ἰταλίας ἐν τριάκονθ' ἡμέραις ἐκχωρεῖν. μετὰ 4
δὲ ταῦτα τοὺς ὑπάτους ἀνακαλεσάμενοι παρώρμων
ἔχεσθαι τοῦ καιροῦ καὶ μὴ καθυστερεῖν. —

Ὅτι Γάιος ἔτι περὶ τὴν Κεφαλληνίαν ὁρμῶν [7 1005
10 ἐξέπεμψε τοῖς Ῥοδίοις γράμματα περὶ πλοίων (6)
ἐξαποστολῆς, συνθεὶς τὴν ἐπιστολὴν ἀλείπτῃ τινὶ Σω-
κράτει. παραγενομένων δὲ τῶν γραμμάτων εἰς τὴν 2
Ῥόδον, Στρατοκλέους πρυτανεύοντος τὴν δευτέραν
ἕκμηνον, καὶ τοῦ διαβουλίου προτεθέντος, τοῖς μὲν 3
15 περὶ τὸν Ἀγαθάγητον καὶ Ῥοδοφῶντα καὶ Ἀστυμήδην
καὶ ἑτέροις πλείοσιν ἐδόκει πέμπειν τὰς ναῦς καὶ
συνάπτεσθαι τῆς ἀρχῆς εὐθέως τοῦ πολέμου, μηδεμίαν
πρόφασιν ποιουμένους. οἱ δὲ περὶ τὸν Δείνωνα καὶ 4
1158] Πολυάρατον δυσαρεστοῦντες μὲν καὶ τοῖς ἤδη
20 γεγονόσι φιλανθρώποις πρὸς Ῥωμαίους, τότε δὲ προ-
θέμενοι τὸ τοῦ βασιλέως Εὐμένους πρόσωπον ἤρξαντο
λυμαίνεσθαι τὴν τῶν πολλῶν προαίρεσιν. ὑπαρχούσης 5

1 εὐμενῆ O 5 ἅπασιν X *BW*, ἅπασι Y• *Ur* vulgo
7 παρόρμων O 8 post caput 6. inserendum esse fragmentum
234 coni. Maur. Mueller progr. Stendal. 1866, 22 coll. Liv.
42, 49, 2 9—196, 5 V 87r—90r, W 59u—61r, N 93u—96u,
U 349—355, *Ur* LXVII; v. Liv. 42, 48, 8; 56, 6, *Ni* 252, 336
11 ἐξ ἀποστολῆς Z, corr. *Ur* σωκράτη (Z), corr. *Ur* 14 ἔκ-
μηνον Z, corr. *Ca* 888 16 πέμπει WN 18: 194, 13.
195, 9 δίδωνα Z, δίνωνα *Ur*, corr. *Sch*, v. Ullrichium l. c. 76
19 δυσηρεστοῦντος Z, δησηρεστοῦντος V, δυσηρεστοῦντες N, corr.
Ur 20 γεγονόσι Z• *Be*, γεγονόσιν U *Ur* vulgo 21 εὐμέν...υς
N ante *Ur*, εὐμενοῦς Z, εὐγενοῦς U 22 λυμένεσθαι V

γὰρ τοῖς Ῥοδίοις ὑποψίας καὶ διαφορᾶς πρὸς τὸν Εὐμένη,
πάλαι μὲν ἐκ τοῦ πολέμου τοῦ πρὸς Φαρνάκην, ὅτε,
τοῦ βασιλέως Εὐμένους ἐφορμοῦντος ἐπὶ τοῦ κατὰ τὸν
Ἑλλήσποντον στόματος χάριν τοῦ κωλύειν τοὺς πλέ-
οντας εἰς τὸν Πόντον, ἐπελάβοντο τῆς ὁρμῆς αὐτοῦ 5
6 καὶ διεκώλυσαν Ῥόδιοι, μικροῖς δ' ἀνώτερον χρόνοις
ἐκ τῶν Λυκιακῶν ἀναξαινομένης τῆς διαφορᾶς ἔκ
τινων ἐρυμάτων καὶ χώρας, ἣν συνέβαινε κεῖσθαι μὲν
ἐπὶ τῆς ἐσχατιᾶς τῆς τῶν Ῥοδίων Περαίας, κακοποι-
εῖσθαι δὲ συνεχῶς διὰ τῶν ὑπ' Εὐμένει ταττομένων· 10
7 ἐκ πάντων δὴ τούτων εὐηκόως διέκειντο πρὸς πᾶν τὸ
8 λεγόμενον κατὰ τοῦ βασιλέως. διὸ ταύτης ἐπιλαβό-
μενοι τῆς ἀφορμῆς οἱ περὶ τὸν Δείνωνα διέσυρον τὴν
ἐπιστολήν, φάσκοντες οὐ παρὰ Ῥωμαίων αὐτὴν ἥκειν,
ἀλλὰ παρ' Εὐμένους, θέλοντος αὐτοὺς ἐκείνου κατὰ 15
πάντα τρόπον ἐμβιβάζειν εἰς τὸν πόλεμον καὶ προσ-
άπτειν τῷ δήμῳ δαπάνας καὶ κακοπαθείας οὐκ ἀναγ-
9 καίας. καὶ μαρτύριον ἐποίουν τῆς ἑαυτῶν ἀποφάσεως
τὸ παραγεγονέναι φέροντα τὴν ἐπιστολὴν [ἀλείπτην [1006
τινὰ καὶ] τοιοῦτον ἄνθρωπον, οὐκ εἰωθότων τοῦτο 20
ποιεῖν Ῥωμαίων, ἀλλὰ καὶ λίαν μετὰ πολλῆς σπουδῆς
καὶ προστασίας διαπεμπομένων ὑπὲρ τῶν τοιούτων.
10 ἔλεγον δὲ ταῦτα, καλῶς μὲν εἰδότες ὅτι συμβαίνει
γεγράφθαι τὴν ἐπιστολὴν ὑπὸ τοῦ Λοκρητίου, βουλό-

---

1 *διαφορὰς* V 4 *ἑλλήσποντον* V 5 *τὸν τόπον* V 10 *εὐμένει* Z *Ur* vulgo, *εὐμένη* N *Hu*, sed v. 18, 11, 4 *ταττομένων* Z ante *Ur*, *πραττομένων* U 11 *δὴ* *BW* auctore *Sch* pro *δὲ* 15 *θέλοντες* V *αὐτοὺς ἐκείνους* Z, *αὐτοῦ ἐκείνους* *Ur*, corr. *Hu* 16 *ἐκβιβάζειν* Z, corr. *Rei* 688 *Be* 18 *ἐποίουν* Z *Ur* vulgo, *Hu* *E.Z.* XVIII 1 *BW*, *ἐποιοῦντο* vulgo post *Sch* 19 s. *ἀλείπτην τινὰ καὶ* del. Hertleinius Fleckeis. annal. 1877, 39 *BW* 20 *τοιοῦτον*] *χειρουργὸν* *Na* 231 21 *πολλῆς* om. W, add. W[m] 24 *λοκρητίου* Z *Hu*, *λουκρητίου* *Ur* vulgo

*μενοι δὲ τοὺς πολλοὺς διδάσκειν μηδὲν ἐξ ἑτοίμου
ποιεῖν Ῥωμαίοις, ἀλλ' ἐν πᾶσι δυσχρηστεῖν καὶ διδόναι
προσκοπῆς καὶ δυσαρεστήσεως ἀφορμάς. ἦν γὰρ τὸ* 11
προκείμενον αὐτοῖς ἀπὸ μὲν τῆς πρὸς Ῥωμαίους εὐνοίας
5 *ἀλλοτριοῦν τὸν δῆμον, εἰς δὲ τὴν τοῦ Περσέως φιλίαν
ἐμπλέκειν, καθ' ὅσον οἷοί τ' ἦσαν. συνέβαινε δὲ τοὺς* 12
1159] *προειρημένους οἰκείους ὑπάρχειν διὰ τὸ τὸν
μὲν Πολυάρατον, ἀλαζονικώτερον ὄντα καὶ κενόδοξον,
ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν, τὸν δὲ Δείνωνα,*
10 *φιλάργυρον ὄντα καὶ θρασύν, ἐξ ἀρχῆς οἰκεῖον εἶναι
τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως.
ἐφ' οἷς Στρατοκλῆς ὁ πρύτανις ἐπαναστὰς καὶ πολλὰ* 13
*μὲν κατὰ τοῦ Περσέως εἰπών, πολλὰ δὲ περὶ Ῥωμαίων
ἐπ' ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶσαι*
15 *τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων. καὶ* 14
*παραυτίκα καταρτίσαντες τετρήρεις ἕξ, πέντε μὲν ἐξ-
απέστειλαν ἐπὶ Χαλκίδος, ἡγεμόνα συστήσαντες ἐπ'
αὐτῶν Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφ' ἧς
ἄρχων ἐπέπλει *Τιμαγόρας. ὃς καὶ καταλαβὼν ἐν* 15
20 *Τενέδῳ Διοφάνην, ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως*

---

3 *προκοπῆς* VN *ἀφορμὴ* WN 4 *ῥωμαίους* N ex *ῥω-
μαίοις* 6 *καθόσον* Z, corr. *Be* *οἷοι τε* W, *οἷοντε* N
7 *οἰκείους*] 'deest *ἐκείνου* vel *αὐτοῦ*, *amicos eius*, Persei puta,
esse' *Rei* 688; sed *οἰκείους ὑπάρχειν* est studere et *τῆς τοῦ
Περσέως φιλίας* silentio sunt addenda 8 *ἀλαζονικώτερον* Z[s]
ante *Ur*, *ἀλαζονικότερον* VU 9 *ὑπόχρεων* Z[s] ante *Ur*, *ὑπὸ
χρεῶν* VU 10 *φυϊλάργυρον* V 11 *δυνατῶν* Z, corr. *Gro*[m]
Di *βασιλέως* Z, corr. *Ca* 889 15 *ἐξ ἀποστολῆς* V
16 *καταρτήσαντες* Z, *καταρτύσαντες* *Ur* vulgo, corr. *Sch* lex.
336 *Be* *τε τρήρεις* Z ante *Ni* 255 ann. *Di*, *τριήρεις* U *Ur*
vulgo *πέντε* WN, ε̄ Z 17 *εἰς τὴν χαλκίδα* W
19 *τιμαγόρας* Z, *τιμαγόραν* vel —*ας* V, *Τιμανόρας* coni. *Gro*[m],
Νικαγόρας Gelder *Gesch. d. alt. Rhod.* Hag. 1900, 147 ann 4
coll. 28, 2, 1; 16, 5, *Τιμασαγόρας* coni. *BW* coll. C. J. Rh. 1192.
768 b. 2, *Timagoras alter*: *Ca* 889

πρὸς Ἀντίοχον, αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ
16 *δὲ πληρώματος. ὁ δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος*
φιλανθρώπως τοὺς κατὰ θάλατταν παραγεγονότας
συμμάχους ἀπέλυσε τῆς χρείας, φήσας οὐ προσδεῖσθαι
τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. — 5

8 *Ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων, συνεδρίου* [1009
παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν
φίλων διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς
2 *τὸν στρατηγὸν τῶν Ῥωμαίων, ἐπιδεχόμενον ἔτι καὶ*
νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον 10
ὑπέσχετο [ὁ] πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχω-
3 *ρήσει τῶν αὐτῶν. ἐάν (τε) γὰρ δέξωνται τὰς δια-*
λύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ βασιλεῖ τὴν ἐξαγωγὴν
τοῦ πολέμου, πεπροτερηκότι διὰ τῶν ὑπαίθρων, καὶ
καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους ὑπάρξειν τοὺς 15
Ῥωμαίους, πεῖραν εἰληφότας τῆς Μακεδόνων ἀνδρείας
εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν Μακεδόσιν.
1160 4] *ἐάν τε μὴ δέξωνται θυμομαχοῦντες ἐπὶ τοῖς γε-*
γονόσιν, ἐκείνοις μὲν δικαίως νεμεσήσειν τὸ δαιμόνιον,
αὐτῷ δὲ διὰ τὴν μετριότητα συναγωνιστὰς ὑπάρξειν 20
5 *τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους. ταῦτα μὲν οὖν*

---

1 *ἐγενήθη* ex *ἐμογενήθη* V 2 *λοκρήτιος* Z *Hu*, *λουκρήτιος* *Ur* vulgo 6—198, 7 X 139[u]—141[u], O 196[u]—198[r], U* 115—119, *Ur* LXIX; v. Liv. 42, 58 ss. 62, 3—15, App. Mac. 12, *Ni* 117, 255 9 *ἐπιδεχόμενον* Y *Ur* not. 72 *Sch*, *ὑποδεχόμενον* *Ur* vulgo 10 post *ὅτι* add. *καὶ* O vulgo post *Sch*, om. Y *Ur* vulgo ante *Sch*, *BW* *δώσει* Y ante *Ur*, *δώσειν* U* *ῥωμαίοις* X ante *Ur*, *ῥωμαίους* Y 11 *ὑπέσχετο* Y, *ὑπέσχεθ'* *Ben* 290 *ὁ* del. *BW* *καταπολεμηθεὶς* ex *καταπολεμησθεὶς* O *ἐκχωρήσειν* Y, corr. *Ur* 12 *τε* add. *Be* 14 *τοῦ*] *τὴν* superscripto *οῦ* X *ὑπέθρων* O 16 *πεῖραν* Y[s] (?) Didotiana, *πεῖραν* *Ur* vulgo 19 *νεμεσισεῖν* O *τὸ*] *τὸν* X 20 *μετριώτητα* X 21 *οὖν* Y *Sch*, om. U* *Ur* vulgo

*ἐδόκει τοῖς πλείοσι τῶν φίλων. συγκαταθεμένου δὲ
τοῦ Περσέως ἐπέμποντο παραχρῆμα πρεσβευταὶ Πάν-
ταυχος Βαλάκρου καὶ Μίδων Βεροιεύς. ὧν παρα-* 6
γενομένων πρὸς τὸν Λικίννιον εὐθέως ὁ στρατηγὸς
5 *συνῆγε συνέδριον. τῶν δὲ πρέσβεων διασαφησάντων
τὰ κατὰ τὰς ἐντολάς, μεταστησάμενοι τοὺς περὶ τὸν
Πάνταυχον ἐβουλεύοντο περὶ τῶν προσπεπτωκότων.
ἔδοξεν οὖν αὐτοῖς ὁμοθυμαδὸν ὡς βαρυτάτην δοῦναι* 7
τὴν ἀπόκρισιν. ἴδιον γὰρ τοῦτο πάντῃ παρὰ Ῥωμαίοις 8
10 *ἔθος καὶ πάτριόν ἐστι τὸ κατὰ μὲν τὰς ἐλαττώσεις
αὐθαδεστάτους καὶ βαρυτάτους φαίνεσθαι, κατὰ δὲ τὰς
ἐπιτυχίας ὡς μετριωτάτους. τοῦτο δ' ὅτι καλὸν πᾶς* 9
ἄν τις ὁμολογήσειεν· εἰ δὲ καὶ δυνατὸν ἐν ἐνίοις [1010
καιροῖς, εἰκότως ἄν τις ἐπαπορήσειεν. πλὴν τότε γε 10
15 *τοιαύτην ἔδωκαν τὴν ἀπόκρισιν· ἐκέλευον γὰρ ἐπι-
τρέπειν τὸν Περσέα τὰ καθ' αὑτόν, καὶ καθόλου
διδόναι τῇ συγκλήτῳ τὴν ἐξουσίαν, ὡς ἂν αὐτῇ δοκῇ,
βουλεύεσθαι περὶ τῶν κατὰ τὴν Μακεδονίαν. οἱ δὲ* 11
περὶ τὸν Πάνταυχον ταῦτ' ἀκούσαντες ἐπανῆλθον καὶ
20 *διεσάφουν τῷ Περσεῖ καὶ τοῖς φίλοις. ὧν τινες ἐκ-* 12
*πληττόμενοι τὴν ὑπερηφανίαν παρωξύνοντο καὶ συν-
εβούλευον τῷ Περσεῖ μήτε διαπρεσβεύεσθαι μηκέτι
μήτε διαπέμπεσθαι περὶ μηδενός. οὐ μὴν ὁ Περσεὺς* 13

---

1 *φίλων* ex *πιφίλων* O 2 *πέμπονται* O 3 *μήδων* Y, corr. *Di* e Liv. 42, 58, 7. 44, 32, 9; 45, 2 et 7 4 *λικίννιον* X secundum de Boorium *BW* (v. *BW* IV cap. IV), *λικίνιον* Y* *Ur* vulgo, *λικίντιον* U* 6 *μεταστησάμενος* Y, corr. *Ca* 891 9 *τοῦτο* Y ante *Ur*, *τοῦ* U* O^m U^{*m}: *ῥωμαῖοι* *ῥωμαίων* X^m, v. tamen 1, 7, 12; 34, 2. 20, 6, 5 10 *ἔθνος* O 12 *δ' ὅτι* *BW*, *διότι* Y *Ur*, *δὲ ότι* (sic) X^m, (*δὲ*) *διότι* *Ca* 891 vulgo 14 *ἐπαπορήσειεν* Y *Ca* 891, *ἐπεπορήσειεν* *Ur* 16 *αὐτὸν* O 17 *δοκεῖ* O 19 *ταῦτ'* Y *Hu*, *ταῦτα* U* (secundum de Boorium) *Ur* vulgo 21 *παρωξύνετο* O

τοιοῦτος ἦν, ἀλλὰ προστιθεὶς καὶ τὸ πλῆθος αὔξων τῶν χρημάτων διεπέμπετο πλεονάκις πρὸς τὸν Λικίννιον.
14 προκόπτων δ' οὐδέν, ἀλλὰ καὶ τῶν πλείστων φίλων ἐπιτιμώντων αὐτῷ καὶ φασκόντων ὅτι νικῶν ποιεῖ τὰ τοῦ
15 λειπομένου καὶ τοῖς ὅλοις ἐπταικότος, οὕτως ἠναγκάσθη 5 τὰς διαπρεσβείας ἀπογνοὺς μεταστρατοπεδεῦσαι πάλιν ἐπὶ τὸ Συκύριον. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. —

1161 9] (7a) Ὅτι τῆς κατὰ τὴν ἱππομαχίαν φήμης [1007 μετὰ τὴν νίκην τῶν Μακεδόνων εἰς τὴν Ἑλλάδα διαγγελθείσης ἐξέλαμψε καθαπερεὶ πῦρ ἡ τῶν πολλῶν 10 πρὸς τὸν Περσέα διάθεσις, τὸν πρὸ τούτου χρόνον
2 ἐπικρυπτομένων τῶν πλείστων. ἦν δὲ περὶ αὐτοὺς τοιαύτη τις, ἐμοὶ δοκεῖ, διάθεσις· παραπλήσιον ἦν τὸ γινόμενον τῷ συμβαίνοντι περὶ τοὺς γυμνικοὺς ἀγῶνας.
3 καὶ γὰρ (ἐν) ἐκείνοις ὅταν πρὸς ἐπιφανῆ καὶ ἀήττητον 15 ἀθλητὴν εἶναι δοκοῦντα συγκαταστῇ ταπεινὸς καὶ πολὺ καταδεέστερος ἀνταγωνιστής, εὐθέως ἀπομερίζει τὰ πλήθη τὴν εὔνοιαν τῷ καταδεεστέρῳ καὶ θαρρεῖν
4 παρακαλεῖ καὶ συνεξανίσταται τούτῳ ταῖς ὁρμαῖς· ἐὰν δὲ καὶ ψαύσῃ τοῦ προσώπου καὶ ποιήσῃ τι σημεῖον 20 τῆς πληγῆς, παραυτίκα πάλιν ἁπάντων ἀγὼν μικρὸς

---

1. 2 προστιθεὶς εἰς καὶ τὸ πλῆθος αὐτὸ τῶν χρ. *Rei* 689 1 αὔξων *Di* pro αὐτῷ 2 λικίνιον Y[a], corr. *B W*, v. ad p. 197,4 3 προκόπτον Y, corr. *Ur* 4 ἐπιτιμόντων O 6 μετὰ στρατοπεδεῦσαι X, μετὰ τὸ στρατοπεδεῦσαι O **8—201,11 M 68,22—70,13** *Hey*; v. Liv. 42, 63, 1. 2, *Ni* 255 11 τούτου M *Hu*, τοῦ *Ge* vulgo; v. Kaelkerum l. c. 276 13 δοκεῖν *Di*, sed v. 23,11,8 15 ἐν add. *Lu* ὅτ' ἂν M constanter *Bo* 21 πάλιν ἁπάντων legerat *Ma*, πάλιν ἐφ' (ἐφ' est dubium) ἁπάντων M secundum *Hey*, παλιν.ηπον (vel ἁπάν, sed ἐφ' voci locus non est)| *Bo*, πᾶσιν ἀπὸ τούτων *Lu*, πάλιν ἅμα πάντων *Hu* 21 s. ἀγὼν μικρὸς γίνεται M *Di* (*Di*: γίγνεται), ἀγὼν πικρὸς γίνεται *Ge*, ἀγωνία προσγίνεται *Lu*, ἀγὼν οὐ μικρὸς vel νεανικὸς γίνεται coni. *Hey*, ἀγών τις προσγίνεται *Hu*

γίνεται· ποτὲ δὲ καὶ χλευάζειν ἐγχειροῦσι τὸν ἕτερον, 5
οὐ μισοῦντες οὐδὲ καταγινώσκοντες, ἀλλὰ παραδόξως
τε συμπαθεῖς γινόμενοι καὶ τῷ καταδεεστέρῳ φύσει
προσμερίζοντες τὴν ἑαυτῶν εὔνοιαν· οὓς ἐὰν ἐπιστήσῃ 6
5 τις ἐν καιρῷ, ταχέως μετατίθενται καὶ παρὰ πόδας
ἐπιλαμβάνονται τῆς ἑαυτῶν ἀγνοίας.

Ὅ φασι ποιῆσαι Κλειτόμαχον· ἐκείνου γὰρ ἀν- 7
υποστάτου δοκοῦντος εἶναι κατὰ τὴν ἄθλησιν, καὶ τῆς (7b)
αὐτοῦ δόξης ἐπιπολαζούσης κατὰ πᾶσαν τὴν οἰκουμένην,
10 Πτολεμαῖόν φασι τὸν βασιλέα φιλοδοξήσαντα πρὸς τὸ
καταλῦσαι τὴν δόξαν αὐτοῦ, παρασκευάσαντα μετὰ
πολλῆς φιλοτιμίας Ἀριστόνικον τὸν πύκτην ἐξαποστεῖ-
λαι, δοκοῦντα φύσιν ἔχειν ὑπερέχουσαν ἐπὶ ταύτην
τὴν χρείαν· παραγενομένου δ' εἰς τὴν Ἑλλάδα [8 1008
15 τοῦ προειρημένου καὶ συγκαταστάντος Ὀλυμπίασι πρὸς
τὸν Κλειτόμαχον, ἐξ αὐτῆς, ὡς ἔοικεν, ἀπένευσαν (οἱ)
πολλοὶ πρὸς τὸν Ἀριστόνικον καὶ παρεκάλουν, χαί-
ροντες ἐπὶ τῷ βραχύ τι τετολμηκέναι τινὰ συγκατα-
1162] στῆναι πρὸς τὸν Κλειτόμαχον· ὡς δέ γε προ- 9
20 βαίνων ἐφάμιλλος ἐφαίνετο κατὰ τὸν ἀγῶνα καί που
καὶ τραῦμα καίριον ἐποίησε, κρότος ἐγίνετο καὶ συν-
εξέπιπτον οἱ πολλοὶ ταῖς ὁρμαῖς, θαρρεῖν παρα-
καλοῦντες τὸν Ἀριστόνικον. ἐν ᾧ καιρῷ φασι τὸν 10

---

1 ἐπιχειροῦσι vulgo post *Ma*, εγχειρουσι legit *Bo* 3 τε scriptura manus secundae esse videtur *Bo* 4 προσμερίζοντες *Ge*, ut legit in cod. *Bo*, προσμετρίζοντες legerat *Ma*, ambigua est scriptura secundum *Hey* 7 ποιεῖσθαι M, corr. *Ge* ἀποστάτου M, corr. *Ma* 10 Πτολεμαῖον] Epiphanem putat C. Wunderer *Philol.* 1898, 5 ann. 3, sed v. E. Petersenum *Mittheil. d. K. D. archäol. Instit.* 1898, 93 ann. 1 14 δὲ M, corr. *Ben* 291 *BW* 16 s. (οἱ) πολλοὶ *BW* auctore *Be*, πολλοὶ M vulgo 18 βραχύ τι *Hey*, βλε .... legerat *Ma*, βραχεῖ τι M secundum *Hey*, β ...... *Bo*

Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν
χρόνον, ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυνθάνεσθαι τί
βουλόμενοι παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συν-
11 αγωνίζονται 'κείνῳ καθ' ὅσον εἰσὶ δυνατοί, πότερον
οὐ συνοίδασιν αὐτῷ ποιοῦντι τὰ δίκαια κατὰ τὴν 5
ἄθλησιν ἢ τοῦτ' ἀγνοοῦσι διότι Κλειτόμαχος μὲν ἀγω-
νίζεται νῦν ὑπὲρ τῆς τῶν Ἑλλήνων δόξης, Ἀριστόνικος
12 δὲ περὶ τῆς Πτολεμαίου τοῦ βασιλέως. πότερον ἂν
οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέφανον Αἰγύπτιον
ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς Ἕλληνας, ἢ Θη- 10
βαῖον καὶ Βοιώτιον κηρύττεσθαι νικῶντα τῇ πυγμῇ
13 τοὺς ἄνδρας. ταῦτα δ' εἰπόντος τοῦ Κλειτομάχου
τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν πολλῶν
ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ὑπὸ τοῦ πλήθους ἢ
τοῦ Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον. 15
10 (7c) Τούτῳ δὲ παραπλήσιον ἦν καὶ τὸ κατὰ τὸν Περσέα
2 συμβαῖνον περὶ τοὺς ὄχλους· εἰ γάρ τις ἐπιστήσας
αὐτοὺς ἤρετο μετὰ παρρησίας εἰ βούλοιντ' ἂν εἰς ἕνα
πεσεῖν τὴν τηλικαύτην ὑπεροχὴν καὶ λαβεῖν μοναρχικῆς
πεῖραν ἐξουσίας, ἀνυπευθύνου κατὰ πάντα τρόπον, 20
ταχέως ἂν αὐτοὺς ὑπολαμβάνω συννοήσαντας παλινῳ-
3 δίαν ποιῆσαι καὶ μεταπεσεῖν εἰς τοὐναντίον· εἰ δὲ καὶ
βραχέα τις ὑπέμνησε τῶν γεγονότων ἐκ μὲν τῆς

---

4 ἐκείνῳ M, corr. *Hu Philol.* 1859, 314 *BW* 6 τοῦτο M, corr. *Ben* 291 *BW* 11 Βοιωτὸν *Lu* 12 ἄνδρας] *Αἰγυπτίους* coni. *Ma*, *ἀλλοίους Hu*; sed *νικᾶν ἄνδρας* est formula sollemnis, v. Fraenkelium *Die Inschr. v. Pergamon* II 345 ss. 14 ἀπὸ M, corr. *Ge* 16 τοῦτο M, corr. *Ge* 17 παρὰ τοῖς ὄχλοις legerat *Ma* 18 εἴρετο M, corr. *Lu* 19 μοναρχικὴν M, corr. *Ge* 21 συννοήσαντας *BW*, ἐπιστήσαντας M (sed ambigua est scriptura) secundum *Hey*, ... *Bo*, ἀναφρονήσαντας *Hey*, ἐννοήσαντας *Hu* 22 ποιῆσαι] ἂν ᾆσαι coni. *Be*, ἐπᾷσαι *Hu*

Μακεδόνων οἰκίας δυσκόλων τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ῥωμαίων ἀρχῆς συμφερόντων, καὶ λίαν (*ἂν*) *παρὰ πόδας αὐτοὺς ὑπολαμβάνω μεταμεληθῆναι. πλὴν τότε* 4
1168] *γε κατὰ τὴν ἀνεπίστατον καὶ πρώτην ὁρμὴν ἐκ-*
5 *φανὴς ἦν ἡ τῶν πολλῶν εὐδόκησις τοῖς προσαγγελλο-* [1009
μένοις, ἀσμενιζόντων διὰ τὸ παράδοξον, εἰ καθόλου πέφηνέ τις ἱκανὸς ἀνταγωνιστὴς Ῥωμαίοις. περὶ μὲν 5 *οὖν τούτων ἐπὶ τοσοῦτον προήχθην εἰπεῖν, ἵνα μή τις ἀκρίτως εἰς ἀχαριστίαν ὀνειδίζῃ τοῖς Ἕλλησι τὴν τότε*
10 *διάθεσιν, ἀγνοῶν τὰ φύσει παρεπόμενα τοῖς ἀν-θρώποις.* —

Κέστρος. ξένον ἦν τοῦτο τὸ εὕρημα κατὰ [11 1010
τὸν Περσικὸν πόλεμον. *τὸ δὲ βέλος τοιοῦτον·* (9) 2
διπάλαιστον ἦν, ἴσον ἔχον τὸν αὐλίσκον τῇ προβολῇ.
15 *τούτῳ ξύλον ἐνήρμοστο τῷ μὲν μήκει σπιθαμιαῖον, τῷ* 3 *δὲ πάχει δακτυλιαίαν ἔχον τὴν διάμετρον. εἰς δὲ* 4 *τούτου τὸ μέσον ἐσφήνωτο πτερύγια τρία ξύλινα, βραχέα παντελῶς. τοῦτο, δυεῖν κώλων ἀνίσων ὑπαρχόν-* 5 *των τῆς σφενδόνης, εἰς τὸ μέσον ἐνηγκυλίζετο τῶν*
20 *κώλων εὐλύτως. λοιπὸν ἐν μὲν τῇ περιαγωγῇ τεταμένων* 6 *τούτων ἔμενεν· ὅτε δὲ παραλυθείη θάτερον τῶν κώλων κατὰ τὴν ἄφεσιν, ἐκπῖπτον ἐκ τῆς ἀγκύλης καθαπερεὶ μολυβδὶς ἐκ τῆς σφενδόνης ἐφέρετο καὶ προσπῖπτον* 7

1 *δύσ|κολον* M, corr. *Ma* 2 *συμφέροντα* M, corr. *Ma* *λίαν* | *ὑπὸ* M, *ἂν* add. *Na* 345 *Di*, *παρὰ* corr. *Ge* 4 *ἀνυπόστατον* legit *Ma*, *ἀν . . . στατον* legit *Hey*, *ἀνεπ . στατον* legit *Bo*, corr. *Hey* 12—202, 2 **Suid.** v. ***κέστρος.*** Pol. fragmentum agnovit Lipsius poliorc. lib. IV p. 166 s. coll. Liv. 42, 65, 9, quo e loco Polybio *κεστροσφενδόνη* cum *Sch* est restituendum; v. *Ni* 255 ·12 *ξένον*] *νέον* coni. *Sch*, *καινὸν* coni. *Be* 15 *σπιθαμιαίαν* Suid. vulgo, cum cod. E Suidae corr. *Gro*m *Sch* 18. 20. 21 *κώλων* Lipsius l. c. pro *κάλων* 22 *ἐκπίπτον* Suid., corr. Didotiana 23 *μολιβδὶς* coni. *Hu* *ἐφέρετο* *Va* 205 pro *φέρεται* *προσπίπτον* Suid., corr. Didotiana

μετὰ βιαίας πληγῆς κακῶς διετίθει τοὺς συγκυρήσαντας. —

12 (10) *Ὅτι ὁ Κότυς ἦν ἀνὴρ καὶ κατὰ τὴν ἐπιφάνειαν ἀξιόλογος καὶ πρὸς τὰς πολεμικὰς χρείας διαφέρων,* 2.3 *ἔτι δὲ κατὰ τὴν ψυχὴν πάντα μᾶλλον ἢ Θρᾷξ· καὶ* 5 *γὰρ νήπτης ὑπῆρχε καὶ πρᾳότητα καὶ βάθος ὑπέφαινεν ἐλευθέριον.*

II. RES AEGYPTI.

13 (12) *Ὅτι Πτολεμαῖος ὁ στρατηγὸς ὁ κατὰ Κύπρον* **[1011** *οὐδαμῶς Αἰγυπτιακὸς γέγονεν, ἀλλὰ νουνεχὴς καὶ* 10 2 *πρακτικός. παραλαβὼν γὰρ τὴν νῆσον ἔτι νηπίου τοῦ* **1164]** *βασιλέως ὄντος ἐγίνετο μὲν ἐπιμελῶς περὶ συναγωγὴν χρημάτων, ἐδίδου δ' ἁπλῶς οὐδὲν οὐδενί, καίπερ αἰτούμενος πολλάκις ὑπὸ τῶν βασιλικῶν διοικητῶν καὶ καταλαλούμενος πικρῶς ἐπὶ τῷ μηδὲν προΐεσθαι.* 15 3 *τοῦ δὲ βασιλέως εἰς ἡλικίαν παραγεγονότος, συνθεὶς* 4 *πλῆθος ἱκανὸν χρημάτων ἐξαπέστειλεν, ὥστε καὶ τὸν Πτολεμαῖον αὐτὸν καὶ τοὺς περὶ τὴν αὐλὴν εὐδοκῆσαι τῇ πρότερον αὐτοῦ συστολῇ καὶ τῷ μηδὲν προΐεσθαι.*

3—7 P 309ᵘ, *Va* 126; Suid.: *Κότυς ἀνὴρ ἦν κατὰ τὴν* cet. Pᵐ: λογ̊ κζ̄. Cf. Liv. 42, 67, 3, Diod. 30, 3, *Ni* 255 s., 336 3 *καὶ* add. Suid. 5 *τύχην* P, corr. *Va* e Suida *θρὰξ* P, *θρᾴξ Gro*, corr. *Di* e Suida 6 *πραότητα* P, corr. *Sch* e Suida 7 *ἐλεύθερον* Suidae codices AV 9—19 P 309ᵘ s., *Va* 126; Suid. Π p. 528, 17: *Πτολεμαῖος στρατηγὸς κατὰ Κύπρον· ὃς οὐδαμῶς* cet.; v. *Ni* 336 15 *ἐπὶ Rei* 759 *Sch* pro *ἐν* 17 *ἱκανῶν* P, corr. *Va* e Suida 18 *αὐτὸν* om. Suid. 19 *τῷ Va* Suidae cod. A (ut videtur), *τὸ* P

B. OLYMP. 152, 2.

I. BELLUM PERSICUM.

"Οτι κατὰ τὸν καιρὸν ἡνίκα Περσεὺς ἐκ τοῦ πολέμου 14 τοῦ πρὸς Ῥωμαίους ἀπελύθη, *Ἀντήνορος παραγενομένου* (11) *παρὰ τοῦ Περσέως περὶ* (*τῆς*) *τῶν αἰχμαλώτων δια-*
5 *λυτρώσεως τῶν μετὰ Διοφάνους πλεόντων, ἐνέπεσε μεγάλη τοῖς πολιτευομένοις ἀπορία περὶ τοῦ τί δέον εἴη ποιεῖν. τοῖς μὲν γὰρ περὶ τὸν Φιλόφρονα καὶ* 2 *Θεαίδητον οὐδαμῶς ἤρεσκε προσδέχεσθαι τὴν τοιαύτην ἐπιπλοκήν, τοῖς δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον*
10 *ἤρεσκε. καὶ τέλος ἐποιήσαντο διάταξιν πρὸς τὸν Περ-* 3 *σέα περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως.* —

"Οτι *Κέφαλος ἧκεν ἐξ Ἠπείρου, ἔχων μὲν καὶ πρό-* 15 *τερον ἤδη σύστασιν πρὸς τὴν Μακεδόνων οἰκίαν, τότε* (13) *δὲ διὰ τῶν πραγμάτων ἠναγκασμένος αἱρεῖσθαι τὰ*
15 *τοῦ Περσέως. ἡ δ' αἰτία τοῦ συμβαίνοντος ἐγένετο τοιαύτη. Χάροψ ἦν Ἠπειρώτης, ἀνὴρ τἄλλα μὲν* 2 *καλὸς κἀγαθὸς καὶ φίλος Ῥωμαίων, ὃς Φιλίππου τὰ κατὰ τὴν Ἤπειρον στενὰ κατασχόντος αἴτιος ἐγένετο τοῦ Φίλιππον μὲν ἐκπεσεῖν ἐκ τῆς Ἠπείρου, Τίτον δὲ*
20 *καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ τῶν Μακεδόνων. οὗτος* 3 *υἱὸν ἔσχε Μαχατᾶν, οὗ Χάροψ ἐγένετο. τοῦτον ἀντί-* 4
1165] *παιδα κατὰ τὴν ἡλικίαν ὄντα τοῦ πατρὸς μεταλ-λάξαντος ὁ Χάροψ μετὰ τῆς καθηκούσης προστασίας εἰς τὴν Ῥώμην ἀπέστειλε χάριν τοῦ καὶ τὴν διάλεκτον* [1012

2–11 X 141ᵘs., O 198ʳs., U* 119s., *Ur* LXX; v. *Ni* 336
2 *τοῦ* om. O 4 *περὶ — διαλυτρώσεως* om. O *τῆς* add. *Ur*
8 *θεαίτητου* Y, *θεάτητον* O, corr. Ullrichius l. c. 78 *BW*; v. ad 22, 5, 2 12—205, 15 P 310ʳ s., *Va* 126; v. Diod. 30, 5 *Ni* 257, 336 21 ante *Χάροψ* add. *καὶ* Didotiana

5 καὶ τὰ γράμματα τὰ Ῥωμαϊκὰ μαθεῖν. τοῦτο τὸ μειράκιον πολλοῖς σύνηθες γεγονὸς ἐπανῆλθε μετά
6 τινα χρόνον εἰς τὴν οἰκείαν. ὁ μὲν οὖν πρεσβύτερος Χάροψ μετήλλαξε τὸν βίον. τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία 5
7 καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας. τὰς μὲν οὖν ἀρχὰς οὐδεὶς ἦν αὐτοῦ λόγος, ἀλλ' οἱ προκατέχοντες καὶ ταῖς ἡλικίαις καὶ ταῖς δόξαις, οἱ περὶ τὸν Ἀντίνουν, ἐχείριζον τὰ κοινὰ κατὰ τὰς αὐτῶν γνώμας.
8 τοῦ δὲ πολέμου τοῦ Περσικοῦ συστάντος, εὐθέως 10 διέβαλλε τὸ μειράκιον τοὺς προειρημένους ἄνδρας πρὸς Ῥωμαίους, ἀφορμῇ μὲν χρώμενον τῇ προγεγενημένῃ συστάσει τῶν ἀνδρῶν πρὸς τὴν Μακεδόνων
9 οἰκίαν, κατὰ δὲ τὸ παρὸν πάντα παρατηροῦν καὶ πᾶν τὸ λεγόμενον ἢ πραττόμενον ὑπ' αὐτῶν ἐπὶ τὸ χεῖρον 15 ἐκδεχόμενον καὶ τὰ μὲν ἀφαιροῦν τὰ δὲ προστιθὲν
10 ἐλάμβανε πιθανότητας κατὰ τῶν ἀνθρώπων. ὁ δὲ Κέφαλος, τἄλλα τε φρόνιμος καὶ στάσιμος ἄνθρωπος, καὶ κατὰ τοὺς καιροὺς τούτους ἐπὶ τῆς ἀρίστης ὑπῆρχε
11 γνώμης. ἀρχόμενος γὰρ ηὔξατο τοῖς θεοῖς μὴ συστῆναι 20
12 τὸν πόλεμον μηδὲ κριθῆναι τὰ πράγματα· πραττομένου δὲ τοῦ πολέμου τὰ κατὰ τὴν συμμαχίαν ἐβούλετο δίκαια ποιεῖν Ῥωμαίοις, πέρα δὲ τούτου μήτε προστρέχειν
13 ἀγεννῶς μήθ' ὑπηρετεῖν μηδὲν παρὰ τὸ δέον. τοῦ δὲ Χάροπος ἐνεργῶς χρωμένου ταῖς κατ' αὐτοῦ διαβολαῖς 25

---

4 τὸ δὲ—6 ἄνδρας: Suid. v. ἐκορωνία 5 ἔμπλεον ἐν κορωνία P, corr. *Va* e Suida 7 προανέχοντες coni. Ernestus lex. 96, προέχοντες coni. *Sch* 9 post Ἀντίνουν addenda esse καὶ Κέφαλον coni. *Sch* αὑτῶν P, corr. *Va* 12 χρώμενον P ante *Rei* 760 *Sch*, χρώμενος *Va* vulgo 20 ἀρχόμενος *Hu*, εὐχόμενοσ P 23 πέρα *Va*, παρα (s. acc.) P μήτε *Be* pro μὴ δε

καὶ πᾶν τὸ παρὰ τὴν Ῥωμαίων βούλησιν γινόμενον
εἰς ἐθελοκάκησιν ἄγοντος, τὸ μὲν πρῶτον οἱ προ-
ειρημένοι κατεφρόνουν, οὐδὲν αὐτοῖς συνειδότες ἀλλό-
τριον βουλευομένοις Ῥωμαίων. ὡς δὲ τοὺς περὶ τὸν 14
5 Ἱππόλοχον καὶ Νίκανδρον καὶ Λόχαγον εἶδον τοὺς
Αἰτωλοὺς ἀναγομένους εἰς τὴν Ῥώμην ἀπὸ τῆς ἱππο-
1166] μαχίας ἀλόγως, καὶ τὰς διαβολὰς τὰς ἐκ τῶν περὶ
Λυκίσκον πεπιστευμένας κατ' αὐτῶν, οἵτινες κατὰ τὴν
Αἰτωλίαν τὴν αὐτὴν αἵρεσιν ἦγον τῷ Χάροπι, τὸ
10 τηνικάδε προϊδόμενοι τὸ μέλλον ἐβουλεύοντο περὶ
αὑτῶν. ἔδοξεν οὖν αὐτοῖς παντὸς πεῖραν λαμβάνειν 15
ἐφ' ᾧ μὴ προέσθαι σφᾶς αὐτοὺς ἀκρίτως εἰς τὴν [1018
Ῥώμην ἐπανάγεσθαι διὰ τὰς Χάροπος διαβολάς. οὕτω 16
μὲν οὖν οἱ περὶ τὸν Κέφαλον ἠναγκάσθησαν παρὰ
15 τὰς αὑτῶν προαιρέσεις ἑλέσθαι τὰ τοῦ Περσέως. —

Ὅτι οἱ περὶ Θεόδοτον καὶ Φιλόστρατον ἐποίησαν 16 (14)
ἀσεβὲς πρᾶγμα καὶ παράσπονδον ὁμολογουμένως. πυθό- 2
μενοι γὰρ τὸν ὕπατον τῶν Ῥωμαίων Αὖλον Ὁστίλιον
παραγίνεσθαι κομιζόμενον εἰς Θετταλίαν ἐπὶ τὸ στρατό-
20 πεδον καὶ νομίζοντες, εἰ παραδοῖεν τὸν Αὖλον τῷ
Περσεῖ, μεγίστην μὲν ⟨ἂν⟩ πίστιν προσενέγκασθαι,
μέγιστα δ' ἂν βλάψαι κατὰ τὸ παρὸν Ῥωμαίους, ἔγραφον

---

1 πᾶν τὸ *Sch*, πασαν (s. acc.) P, πᾶν *Va* 3 αὑτοῖσ P, corr. *Va* 4 βουλομένοισ P, corr. *Rei* 760 *Be* 5 λοχαγὸν P, corr. *Di* 7 περὶ *Va*, περι περι (s. acc.) P 8. 9 κατὰ τὰσ αἰτωλίαν τὴν αὐτῶν P, corr. *Va* 10 προειδόμενοι P, corr. *Be* 11. 15 αὐτῶν P, corr. *Va* 11 πάντωσ P, corr. *Sch* auctore *Gro* not. 452 πείραν P, corr. *Sch* 12 ἀκρίτωσ· σώουσδε P, σώουσδε del. vel σώους μὲν, ἀκρίτως δὲ coni. *Va*, ἀκρίτως, ὡς τούσδε vel ἀκρίτους ἀνηκόους τε (immo τ') *Rei* 760, ἀκρίτως οὕτως ὥστε *Hu* (sed v. 28, 6, 7), ἀκρίτως ὁπωσδήποτ' coni. *BW* 13 ἀνάγεσθαι *Na* 256 s., sed v. 8, 24, 5 et 6 16—206, 14 P 310ᵘ s., *Va* 130; v. Diod. 30, 5ᵃ, *Ni* 257, 336 18 ἄυλον P 20. 206, 6 αὖλον P 21 ἂν add. *Na* 345 *Di*

3 τῷ Περσεῖ συνεχῶς ἐπισπεύδειν. ὁ δὲ βασιλεὺς ἐβούλετο μὲν ἐξ αὐτῆς προάγειν καὶ συνάπτειν, τῶν δὲ Μολοττῶν κατὰ τὸν Ἀῷον ποταμὸν τὴν γέφυραν κατειληφότων ἐκωλύετο τῆς ὁρμῆς καὶ πρῶτον ἠναγ-
4 κάζετο διαμάχεσθαι πρὸς τούτους. συνέβη δὲ τὸν 5
Αὖλον εἰς τοὺς Φανοτεῖς παραγενόμενον καταλῦσαι παρὰ Νέστορι τῷ Κρωπίῳ καὶ παραδοῦναι καθ' αὑτοῦ τοῖς ἐχθροῖς καιρὸν ὁμολογούμενον· (ὃν) εἰ μὴ τύχη τις ἐβράβευσε πρὸς τὸ βέλτιον, οὐκ ἄν μοι δοκεῖ
5 διαφυγεῖν. νῦν δὲ δαιμονίως πως ὁ Νέστωρ τὸ μέλλον 10
ὀττευσάμενος ἐξ αὐτῆς ἠνάγκασε μετελθεῖν εἰς Γίτανα
6 τῆς νυκτός. καὶ ἀπογνοὺς τὴν διὰ τῆς Ἠπείρου πορείαν ἀνήχθη καὶ πλεύσας εἰς Ἀντίκυραν ἐκεῖθεν ἐποιήσατο τὴν ὁρμὴν εἰς Θετταλίαν.

II. RES ASIAE. 15

1167 17] (15) Ὅτι Φαρνάκης πάντων τῶν πρὸ τοῦ βασιλέων ἐγένετο παρανομώτατος. —

18 (15) Ὅτι Ἄτταλος χειμάζων ἐν Ἐλατείᾳ καὶ σαφῶς εἰδὼς τὸν ἀδελφὸν Εὐμένη λυπούμενον ὡς ἔνι μάλιστα

---

2 s. τῶν δ' Ἀπολλωνιατῶν coni. Schornius *Gesch. Griech.* cet. Bonn. 1833, 349 ann. 2 3 τὸν Ἀῷον *Sch*, τον λω|τον (s. acc.) P, τὸν Λωὸν *Va* vulgo 6 φανοσεῖσ P, corr. *Sch* auctore *Va* ann. 24 coll. Liv. 43, 23, 1. 45, 26, 3 καταλύσαι P, corr. *Sch* 7 τῷ Ὠρωπίῳ (cum hiatu) coni. *Gro* not. 452, τῷ Εὐρωπίῳ (cum hiatu) vel τῷ Κεκρωπίῳ Krascheninnikovius *Hermes* 1902, 489 ann. 1 8 ὁμολογουμένως coni. *Va* ὃν add. *Va* 9 δοκῆι P, corr. *Va* 11 Γίτανα Krascheninnikovius l. c. 489 ss. (item correxerat sed hanc emendationem non in medium protulerat *BW*), γίτω|να P secundum *BW*, γίτα|να legit Krascheninnikovius l. c., γείτονα *Va*, γείτονος vulgo post *Sch* lex. 120
16. 17 P 311r, *Va* 130; v. Ed. Meyerum *Gesch. d. Königr. Pontos* cet. 81, *Ni* 336 18—207, 11 P 311r, *Va* 130; v. Meischkium *Symbol. ad Eumenis II. reg. Perg. hist.* cet. 95 ss., *Ni* 336 19 ante ὡς add. μὲν *Sch* vulgo, om. P *BW*

καὶ βαρυνόμενον ἐπὶ τῷ τὰς ἐπιφανεστάτας αὐτοῦ
τιμὰς ἠθετῆσθαι παρὰ τῶν ἐν Πελοποννήσῳ διὰ κοινοῦ
δόγματος, ἐπικρυπτόμενον δὲ πρὸς πάντας τὴν περὶ
αὐτὸν ὑπάρχουσαν διάθεσιν, ἐπεβάλετο διαπέμπεσθαι 2
5 πρός τινας τῶν ἐν Ἀχαΐᾳ, σπουδάζων ἀποκατασταθῆναι
τἀδελφῷ δι' αὐτοῦ μὴ μόνον τὰς ἀναθηματικάς, ἀλλὰ
καὶ τὰς ἐγγράπτους τιμάς. τοῦτο δ' ἐποίει πεπεισμένος 3
μεγίστην μὲν ἂν ἐκείνῳ ταύτην ⟨τὴν⟩ χάριν προσ- [1014
ενέγκασθαι, μάλιστα δ' ἂν τὸ φιλάδελφον καὶ γενναῖον
10 τῆς αὐτοῦ προαιρέσεως ἐναποδείξασθαι τοῖς Ἕλλησι
διὰ ταύτης τῆς πράξεως. —

Ὅτι Ἀντίοχος ὁρῶν ἐκφανῶς ἤδη τοὺς κατὰ τὴν 19
Ἀλεξάνδρειαν παρασκευαζομένους εἰς τὸν περὶ Κοίλης (17)
Συρίας πόλεμον, εἰς μὲν τὴν Ῥώμην ἔπεμψε πρεσβευ-
15 τὰς τοὺς περὶ Μελέαγρον, ἐντειλάμενος λέγειν τῇ 2
συγκλήτῳ καὶ διαμαρτύρασθαι διότι παρὰ πάντα τὰ
δίκαια Πτολεμαῖος αὐτῷ τὰς χεῖρας ἐπιβάλλει ⟨πρό-
τερος⟩ * * * —

Ἴσως μὲν οὖν ἐν πᾶσι τοῖς ἀνθρωπείοις τῷ καιρῷ 20
20 δεῖ μετρεῖν ἕκαστα τῶν ἐνεργουμένων· μεγίστην γὰρ (17)

---

1 βαρύνοντα P, corr. *Rei* 761 *Sch* 2 παρὰ *BW* pro ὑπὸ 2. 3 διὰ κοινοῦ δόγματος transponit ante ὑπὸ τῶν *Ben* 290 s. 3 ἐπικρυπτόμενοσδὲ P, corr. *Sch* 4 αὐτὸν *Be* 6 δι' αὐτοῦ *BW*, δι' αὐτοῦ| P, αὐτοῦ *Va* vulgo, del. *Ben* 291, v. *BW* IV cap. II 8 ἂν ἐκείνῳ *Va* pro ἀνακινῶν τὴν om. P vulgo ante *Sch*, *Di*, add. *Rei* 761 *Sch* 9 μάλιστάδ' P 10 αὐ|τοῦ P, corr. *Va* 12—18 X 142r s., O 198u, U* 120 s., *Ur* LXXI; Om: ἀντίοχος 15 τοῖς O 16 διαμαρτύρεσθαι *Na* 354 coll. 28, 1, 6, sed v. 21, 4, 2 17 πρότερος add. *BW* coll. 28, 1, 6 18 * * *] Polybii verba de expeditione Antiochi in Aegyptum facta esse omissa docet *Sch*; v. Metzungium *Beiträge* cet. (progr. gymn. Saargemuend. 1876) 8 19—208, 4 M 70, 13—17 *Hey*. Hoc et insequens fragmentum videtur pertinere ad Antiochi irruptionem in Aegyptum factam 19 ἀνθρώποισ M, corr. *Ge*

οὗτος ἔχει δύναμιν· μάλιστα δ' ἐν τοῖς πολεμικοῖς·
2 *ὀξύταται γὰρ περὶ τούτων εἰς ἑκάτερα τὰ μέρη γίνονται ῥοπαί· τὸ δ' ἀστοχεῖν τούτων μέγιστόν ἐστι τῶν ἁμαρτημάτων. —*

3 *Ὅτι δοκοῦσι πολλοὶ μὲν τῶν ἀνθρώπων ἐπιθυμεῖν* 5
1168] *τῶν καλῶν, ὀλίγοι δὲ τολμᾶν ἐγχειρεῖν αὐτοῖς, σπάνιοι δὲ τῶν ἐγχειρησάντων ἐπὶ τέλος ἀγαγεῖν τὰ πρὸς τὸ καθῆκον ἐν ἑκάστοις ποιούμενα.*

5—8 M 70, 17—20 *Hey*, v. ad 207, 19—208, 4   7. 8 *τὰ πρὸσ* M, *τολμῶσι Hu*   8 *ποιούμενα Hey* (v. 21, 42, 2, fragm. 53), 'post *ἑκάστοις* ultraque lineam vidi: *π̣ρ̣ι̣ε̣ι̣μ̣ι̣*' *Hey*, *ἑκάστοις ποιεῖν* legerat *Ma*, *ἑκάστοισ| πο|ιειν* legit *Bo*, *ἑκάστοις πράγμασιν Hu*

FRAGMENTA LIBRI XXVIII.

OLYMP. 152, 3.

I. RES ITALIAE.

῞Οτι τοῦ πολέμου (τοῦ) περὶ Κοίλης Συρίας ἤδη [1 1015
καταρχὴν λαβόντος Ἀντιόχῳ καὶ Πτολεμαίῳ τοῖς βασι-
λεῦσιν, ἧκον πρέσβεις εἰς τὴν Ῥώμην παρὰ μὲν Ἀν-
5 τιόχου Μελέαγρος καὶ Σωσιφάνης καὶ Ἡρακλείδης,
παρὰ δὲ Πτολεμαίου Τιμόθεος καὶ Δάμων. συνέβαινε 2
δὲ κρατεῖν τὸν Ἀντίοχον τῶν κατὰ Κοίλην Συρίαν καὶ
Φοινίκην πραγμάτων. ἐξ οὗ γὰρ Ἀντίοχος ὁ πατὴρ 3
τοῦ νῦν λεγομένου βασιλέως ἐνίκησε τῇ περὶ τὸ Πά-
10 νιον μάχῃ τοὺς Πτολεμαίου στρατηγούς, ἀπ' ἐκείνων
τῶν χρόνων ἐπείθοντο πάντες οἱ προειρημένοι τόποι
τοῖς ἐν Συρίᾳ βασιλεῦσιν. διόπερ ὁ μὲν Ἀντίοχος 4
ἡγούμενος τὴν κατὰ πόλεμον ἰσχυροτάτην καὶ καλλίστην
εἶναι κτῆσιν, ὡς ὑπὲρ ἰδίων ἐποιεῖτο τὴν σπουδήν· ὁ 5
15 δὲ Πτολεμαῖος ἀδίκως ὑπολαμβάνων τὸν πρότερον

2—210, 19 X 142^{u}—144^{r}, O 198^{u}—199^{u}, U* 121—123, *Ur* LXXII; v. Diod. 30, 2, *Ni* 336   2 τοῦ alterum add. *Ur*   ἤδη om. *Di*   3 κατ' ἀρχὴν O   5 μελέαγρον O   σωσιφάτης O   ἀρακλείδης Y, corr. *Ur*   9 πάνιον U* quoque, non σπάνιον, ut scribit *Ur* not. 73   12 βασιλεῦσιν Y *Be Hu*, βασιλεῦσι U* *Ur* vulgo   14 ἰδίως O

*Ἀντίοχον συνεπιθέμενον τῇ τοῦ πατρὸς ὀρφανίᾳ παρ-
ηρῆσθαι τὰς κατὰ Κοίλην Συρίαν πόλεις αὐτῶν, οὐχ
οἷός τ' ἦν ἐκείνῳ παραχωρεῖν τῶν τόπων τούτων.*
6 *διόπερ οἱ περὶ τὸν Μελέαγρον ἧκον, ἐντολὰς ἔχοντες
μαρτύρεσθαι τὴν σύγκλητον διότι Πτολεμαῖος αὐτῷ* 5
παρὰ πάντα τὰ δίκαια τὰς χεῖρας ἐπιβάλλει πρότερος,
1169 7] *οἱ δὲ περὶ τὸν Τιμόθεον περί τε τῆς (τῶν) φιλαν-
θρώπων ἀνανεώσεως καὶ τοῦ διαλύειν τὸν πρὸς Περσέα
πόλεμον, μάλιστα δὲ παρατηρεῖν τὰς τῶν περὶ τὸν*
8 *Μελέαγρον ἐντεύξεις. περὶ μὲν οὖν τῆς διαλύσεως* 10
*οὐκ ἐθάρρησαν εἰπεῖν, Μάρκου συμβουλεύσαντος αὐτοῖς
Αἰμιλίου· περὶ δὲ τῶν φιλανθρώπων ἀνανεωσάμενοι
καὶ λαβόντες ἀποκρίσεις ἀκολούθους τοῖς ἀξιουμένοις*
9 *ἐπανῆλθον εἰς τὴν Ἀλεξάνδρειαν. τοῖς δὲ περὶ τὸν
Μελέαγρον ἡ σύγκλητος ἀπεκρίθη διότι Κοΐντῳ Μαρ-* 15
*κίῳ δώσει τὴν ἐπιτροπὴν γράψαι περὶ τούτων πρὸς
Πτολεμαῖον, ὡς αὐτῷ δοκεῖ συμφέρειν ἐκ τῆς ἰδίας
πίστεως. καὶ ταῦτα μὲν οὕτως ἐχειρίσθη κατὰ τὸ
παρόν.* —

2 Ὅτι *κατὰ τοὺς καιροὺς τούτους ἦλθον καὶ παρὰ* 20
Ῥοδίων πρέσβεις, ἤδη τῆς θερείας ληγούσης, Ἀγησί- [1016

1 *παρηρεῖσθαι* O 2 *αὐτῶν* Y *Ben* 291 *Di*, *αὐτοῦ* *Ur* vulgo, *αὐτὸν* *Ur* not. 73 3 *οἷς* Y, corr. *Ur* *τ'* Y *Ben* l. c. *Be*, *τε* *Ur* vulgo *ἐκείνου παραχωρείη* Y, corr. *Ur* 5 *πτολεμαῖον* O 6 *πρότερον* O 7 *τῶν* *Rei* 689 *Sch*, om. Y *Ur* vulgo *φιλανθρώπων* Y *Ca* 893, *φιλανθρωπίων* *Ur* 9 *τῶν*] *τὸν* O 12 *φιλανθρώπων* Y *Ca* 893, *φιλανθρωπίων* *Ur* 12. 13 (*τῆς*) *τ. φιλ. ἀνανεώσεως λαβόντες ἀπ.* *Rei* 689 15 *κόϊντον τῷ μαρκίῳ* O 16 ante *περὶ* add. *τε* Y, del. *Rei* 689 *Sch* 18 *ἐχειρίσθαι* O 20—211, 20 X 144r—145r, O 199u—200r, U* 123—125, *Ur* LXXIII; v. *Ni* 336 21 *θερίας* Y *Ur*, *θεωρίας* U*, corr. *Ca* 893 *λιγούσης* X

ἀγησίλοχος Y *Di Hu*, *ἀγησίλαχος* (o superscr.) O, *ἀγηρίλοχος* U*, *ἡγησίλοχος* *Ur* vulgo, corr. *BW*; v. ad 27, 3, 3

λοχος καὶ Νικαγόρας καὶ Νίκανδρος, τήν τε φιλίαν 2
ἀνανεωσόμενοι καὶ σίτου θέλοντες ἐξαγωγὴν λαβεῖν,
ἅμα δὲ καὶ περὶ τῶν διαβολῶν ἀπολογησόμενοι τῶν
λεγομένων κατὰ τῆς πόλεως. ἐκφανέστατα γὰρ ἐδόκουν 3
5 στασιάζειν [ἐν τῇ Ῥόδῳ] οἱ μὲν περὶ τὸν Ἀγαθάγητον
καὶ Φιλόφρονα καὶ Ῥοδοφῶντα καὶ Θεαίδητον, ἀπερει-
δόμενοι πάσας τὰς ἐλπίδας ἐπὶ Ῥωμαίους, οἱ δὲ περὶ
τὸν Δείνωνα καὶ Πολυάρατον ἐπὶ Περσέα καὶ Μακε-
δόνας. ἐξ ὧν πλεονάκις ἐν τοῖς ἐκείνων πράγμασιν 4
10 ἀντιρρήσεως γινομένης, καὶ διελκομένων τῶν δια-
βουλίων, ἐλάμβανον ἀφορμὰς οἱ βουλόμενοι λογοποιεῖν
κατὰ τῆς πόλεως. οὐ μὴν ἥ γε σύγκλητος τότε προσ- 5
εποιήθη τούτων οὐδέν, καίπερ σαφῶς εἰδυῖα τὰ γε-
νόμενα παρ' αὐτοῖς· σίτου (δ' ἔδωκε) δέκα μυριάδας
15 μεδίμνων ἐξάγειν ἐκ Σικελίας. ταῦτα μὲν οὖν ἡ 6
σύγκλητος ἐχρημάτισεν ἰδίᾳ τοῖς Ῥοδίων πρεσβευταῖς,
1170] ἀκολούθως δὲ καὶ τοῖς ἄλλοις ἅπασιν ἀπήντησε 7
τοῖς ἀπὸ τῆς Ἑλλάδος παραγεγονόσι, τηροῦσιν τὴν
αὐτὴν ὑπόθεσιν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν 8
20 τούτοις ἦν.

---

2 *σῖτον* O *ἐξαγαγεῖν λαβεῖν* O 5 *ἐν τῇ ῥόδῳ* (Y), del. *Di*, transponit ante *στασιάζειν* *Ben* 291 6 *ῥοδοφῶντα* Y ante *Ur*, *ἡδοφῶντα* U* *θεαίτητον* Y[s], corr. Ullrichius l. c. 78 *BW*; v. ad 22, 5, 2 *ἀπεριδόμενοι* O 8 *δίδωνα* Y, *δίωνα* O, *δίνωνα* *Ur*, corr. *Sch* 9 *πράγμασιν* Y[s] *Sch*, *πρά-γμασι* *Ur* vulgo 10 *γινομένης* Y *Ur* vulgo ante *Sch*, *BW*, *γενομένης* O vulgo post *Sch* 13 *τοῦτο* O *καίπερ*] *καὶ περὶ* O 14 *σίτου* Y ante *Ur*, *σῖτον* U* (*δ' ἔδωκε*) *δέκα* *BW*, *δέκα* Y, *δὲ κα* O, (*δὲ*) *δέκα* *Ur* vulgo 15 post *Σικελίας* add. *ἀφῆκαν* *Ur*, *ἐφῆκε* vel *εἴασε* *Rei* 689 s., *ἐφῆκαν* *Di*, *συν-εχώρησεν* *Hu*, *ἔδωκαν* Cobetus *Mnemos*. 1881, 173 16 *ἐχρη-μάτισε* (*ἐχρημάτησε* O) *διὰ τῶν ῥοδίων πρεσβευτῶν* Y, corr. *Rei* 690 *Sch* 17 *ἀπήντησε* O ex *ἀπάντησε* 18 *τηροῦσιν* X *BW*, *τηροῦσι* Y[s] *Ur* vulgo

II. BELLUM PERSICUM.

3 Ὅτι *Αὖλος κατὰ τοῦτον τὸν χρόνον ἀντιστράτηγος ὢν καὶ παραχειμάζων ἐν Θετταλίᾳ μετὰ τῶν δυνάμεων ἐξέπεμψε πρεσβευτὰς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους*
2 *Γάιον Ποπίλλιον καὶ Γνάιον Ὀκταούιον· οἳ πρῶτον* 5
μὲν εἰς Θήβας ἐλθόντες ἐπῄνεσαν καὶ παρεκάλεσαν τοὺς Θηβαίους διαφυλάττειν τὴν πρὸς Ῥωμαίους
3 *εὔνοιαν. ἑξῆς δὲ τούτοις ἐπιπορευόμενοι τὰς ἐν Πελοποννήσῳ πόλεις ἐπιδεικνύειν ἐπειρῶντο τοῖς ἀνθρώποις τὴν τῆς συγκλήτου πρᾳότητα καὶ φιλαν-* 10
θρωπίαν, προφερόμενοι τὰ δόγματα τὰ μικρῷ πρότερον
4 *ῥηθέντα, ἅμα δὲ διὰ τῶν λόγων παρενέφαινον ὡς εἰδότες τοὺς ἐν ἑκάσταις τῶν πόλεων παρὰ τὸ δέον ἀναχωροῦντας, ὡσαύτως δὲ καὶ τοὺς προπίπτοντας.*
5 *καὶ δῆλοι πᾶσιν ἦσαν δυσαρεστούμενοι τοῖς ἀναχωροῦ-* 15
6 *σιν οὐχ ἧττον ἢ τοῖς ἐκφανῶς ἀντιπράττουσιν. ἐξ ὧν τοὺς πολλοὺς εἰς ἐπίστασιν καὶ διαπόρησιν ἦγον ὑπὲρ τοῦ τί ποτ' ἂν ἢ λέγοντες ἢ πράττοντες εὐστοχοῖεν* [1017
7 *τῶν παρεστώτων καιρῶν. οἱ δὲ περὶ τὸν Γάιον, συναχθείσης τῆς τῶν Ἀχαιῶν ἐκκλησίας, ἐλέγοντο μὲν* 20
βεβουλεῦσθαι κατηγορήσειν τῶν περὶ τὸν Λυκόρταν

2—215, 3 V 90r—93r, W 61r—63r, N 96u—99u, U 355—361, *Ur* LXXIV; v. Liv. 43, 17, 2ss., *Ni* 258, 336 2 *αὐλός* (Z) Vm, *αὔλος* (s. acc.) V, corr. *Ur* *ἀντιστράτηγος*] v. Schornium *Gesch. Griechenl.* cet. Bonn. 1833, 351 ann. 3 3 *μετὰ τῶν* ex *μετ' αὐτῶν* N *δυνάμεων* ex *δυνάμεως* V 5 *πόπλιον* Z, *ποπίλλιον* *Ur*, corr. *Di* *ὀκταούιον* Z *Ur* not. 73, *κατaούϊον* (superscr. κτ) (sic) V, *ὀκταύϊον* *Ur* vulgo ante *Di* 6 *θήβαν* W, *θῆβαν* N 11 *τὰ* prius om. N 13 *ἑκάσταις* Z *Hu*, *ἑκάστω* U, *ἑκάστῃ* *Ur* vulgo 14 *προσπίπτοντας* Z, corr. *Sch* 18 *ἢ* ante *λέγ.* Z, om. WN, corr. *Ur* *εὐχοχοῖεν* U super χ prius superscripto ς 20 *ἔλεγον τὸ* Z, corr. *Ur* 21 *λυκόρτα* Z, corr. *Ur*

καὶ τὸν Ἄρχωνα καὶ Πολύβιον, καὶ παραδείξειν ἀλλο- 8
τρίους ὑπάρχοντας τῆς τῶν Ῥωμαίων αἱρέσεως καὶ
τὴν ἡσυχίαν ἄγοντας κατὰ τὸ παρόν, οὐ φύσει τοι-
ούτους ὄντας, ἀλλὰ παρατηροῦντας τὰ συμβαίνοντα
5 καὶ τοῖς καιροῖς ἐφεδρεύοντας. οὐ μὴν ἐθάρρησαν 9
τοῦτο ποιῆσαι διὰ τὸ μηδεμίαν εὔλογον ἀφορμὴν ἔχειν
κατὰ τῶν προειρημένων ἀνδρῶν. διὸ συναχθείσης 10
1171] αὐτοῖς τῆς βουλῆς εἰς Αἴγιον, ἀσπαστικήν τε καὶ
παρακλητικὴν ποιησάμενοι τὴν πρὸς τοὺς Ἀχαιοὺς
10 ἔντευξιν ἀπέπλευσαν εἰς τὴν Αἰτωλίαν.

Καὶ πάλιν ἐκεῖ συναχθείσης αὐτοῖς τῆς ἐκκλησίας 4
εἰς Θέρμον, παρελθόντες εἰς τοὺς πολλοὺς παρακλητι-
κοὺς καὶ φιλανθρώπους διετίθεντο λόγους. τὸ δὲ 2
συνέχον αὐτοῖς τῆς ἐκκλησίας, ὁμήρους ἔφασαν δεῖν
15 δοθῆναι σφίσι παρὰ τῶν Αἰτωλῶν. τούτων δὲ κατα- 3
βάντων, Πρόανδρος ἐπαναστὰς ἐβούλετό τινας εὐχρη-
στίας πρὸς αὐτοῦ γεγενημένας εἰς τοὺς Ῥωμαίους
προφέρεσθαι καὶ κατηγορεῖν τῶν διαβαλλόντων αὐτόν·
ἐφ' ὃν Γάιος πάλιν ἐπαναστάς, καὶ καλῶς εἰδὼς ἀλλό- 4
20 τριον αὐτὸν ὄντα Ῥωμαίων, ὅμως ἐπήνεσε καὶ πᾶσι
τοῖς εἰρημένοις ἀνθωμολογήσατο. μετὰ δὲ τοῦτον προ- 5
ελθὼν Λυκίσκος ἐπ' ὀνόματος μὲν οὐδενὸς ἐποιήσατο
κατηγορίαν, καθ' ὑπόνοιαν δὲ πολλῶν. ἔφη γὰρ περὶ 6
μὲν τῶν κορυφαίων καλῶς βεβουλεῦσθαι Ῥωμαίους,
25 ἀπαγαγόντας αὐτοὺς εἰς τὴν Ῥώμην, λέγων τοὺς περὶ
τὸν Εὐπόλεμον καὶ Νίκανδρον, τοὺς δὲ συναγωνιστὰς 7
καὶ τοὺς παραστάτας τοὺς ἐκείνων ἔτι μένειν κατὰ

3 φύσ V 7 δι' ὃ Z, corr. *Ur* in marg. edit. 9 τοὺς om. Didotiana *Di* 14 αὐτοῖς Z ante *Ur*, αὐτοὺς U 15 post δὲ add. τῶν Z, del. *Ur* 16 εὐχαριστίας Z, corr. *Ca* 895 17 αὐτοῦ *Be* 18 αὐτήν WN 22 λευκίσκος Z, corr. *Ur* e § 9 27 παραστάντας Z, corr. *Ur*

τὴν *Αἰτωλίαν*, οὓς δεῖν ἅπαντας τῆς αὐτῆς τυχεῖν
ἐκείνοις ἐπιστροφῆς, ἂν μὴ προῶνται τὰ τέκνα Ῥω-
8 μαίοις εἰς ὁμηρείαν. μάλιστα δὲ κατ' Ἀρχεδάμου καὶ
9 Πανταλέοντος ἐποίει τὰς ἐμφάσεις. τούτου δὲ παρα-
χωρήσαντος, Πανταλέων ἀναστὰς τὸν μὲν Λυκίσκον 5
διὰ βραχέων ἐλοιδόρησε, φήσας αὐτὸν ἀναισχύντως
10 καὶ ἀνελευθέρως κολακεύειν τοὺς ὑπερέχοντας, ἐπὶ δὲ
τὸν Θόαντα μετέβη, τοῦτον ὑπολαμβάνων εἶναι τὸν
ἀξιοπίστως ἐνιέντα τὰς κατ' αὐτῶν διαβολὰς τῷ
δοκεῖν μηδεμίαν ὑπάρχειν αὐτοῖς πρὸς τοῦτον δια- [1018
11 φοράν. καὶ τὰ μὲν ὑπομνήσας τῶν κατ' Ἀντίοχον
καιρῶν, τὰ δ' ὀνειδίσας εἰς ἀχαριστίαν αὐτῷ, διότι
δοθεὶς ἔκδοτος Ῥωμαίοις, πρεσβεύσαντος αὐτοῦ καὶ
1172] Νικάνδρου, τύχοι τῆς σωτηρίας ἀνελπίστως,
12 ταχέως ἐξεκαλέσατο τοὺς ὄχλους εἰς τὸ μὴ μόνον 15
θορυβεῖν τὸν Θόανθ', ὅτε βουληθείη τι λέγειν,
13 (ἀλλὰ) καὶ βάλλειν ὁμοθυμαδόν. γενομένων δὲ τού-
των βραχέα καταμεμψάμενος ὁ Γάιος τοὺς Αἰτω-
λοὺς ἐπὶ τῷ βάλλειν τὸν Θόανθ', οὗτος μὲν
εὐθέως μετὰ τοῦ συμπρεσβευτοῦ (συν)απῆρεν εἰς 20

---

1 οὓς *Ur* pro οὗ 2 πρόωνται *Di* 3 ὁμηρείαν V ante *Be* auctore *Sch*, ὁμηρίαν Z vulgo ἀρχιδάμου Z, corr. *Sch* ind. hist. 230, v. Gillischewskium de Aetolorum praetoribus cet. Diss. inaug. Berolin. 1896, 47 et 57 7. 8 ἔτι (vel ἔπειτα) δὲ τοῦ Θόαντος κατηγόρησε, τοῦτον cet. coni. *Hu* 8 θόαντον Z, corr. *Ur* μετέβη om. N 9 ἐνιέντα om. N, add. N[m] 10 τοῦτο Z, corr. *Ur* 12 δὲ Z, corr. *Ben* 291 *BW* ἀχαριστείαν VN 13 δεθεὶς Z, corr. *Ur* ἔκδοτος Z *Ca* 896, ἔκδωτος *Ur* 14 τύχη Z, τύχῃ *Ur*, corr. *Be* 15 ὄχλους *BW*, ἀχαιοὺς Z *Ur* vulgo, Αἰτωλοὺς *Rei* 690 vulgo post *Sch* 16 θόαντον Z, θόαντα *Ur*, corr. *Hu* ὁπότε coni. *Hu* βουλη-θείη Z ante *Sch*, βουληθεὶς U *Ur* vulgo 17 ἀλλὰ add. *Rei* 690 *Sch* 19 τῷ et τὸ per dittogr. W θόαντον Z, θόαντα *Ur*, corr. *BW*, v. ad p. 214, 16 οὕτως N 20 ἀπῆρεν Z, corr. *BW* coll. Diod. 5, 49, 2; 52, 2; v. Krebsium *D. Präpos.* cet. 58

Ἀκαρνανίαν, ἐκσιωπηθεὶς περὶ τῶν ὁμήρων· τὰ δὲ κατὰ τὴν Αἰτωλίαν ἐν ὑποψίαις ἦν πρὸς ἀλλήλους καὶ ταραχαῖς ὁλοσχερέσιν.

Κατὰ δὲ τὴν Ἀκαρνανίαν συναχθείσης τῆς ἐκ- 5
5 κλησίας εἰς Θύρρειον, Αἰσχρίων μὲν καὶ Γλαῦκος καὶ Χρέμας ὄντες Ῥωμαίων παρεκάλουν τοὺς περὶ τὸν Γάιον ἔμφρουρον ποιῆσαι τὴν Ἀκαρνανίαν· εἶναι γὰρ 2 παρ' αὐτοῖς τοὺς ἀποφέροντας τὰ πράγματα πρὸς Περσέα καὶ Μακεδόνας. Διογένης δὲ τὴν ἐναντίαν 3
10 ἐποιήσατο τούτοις συμβουλίαν. οὐ γὰρ ἔφη δεῖν φρουρὰν εἰσάγειν εἰς οὐδεμίαν πόλιν· ταῦτα γὰρ ὑπάρχειν τοῖς πολεμίοις γενομένοις καὶ καταπολεμηθεῖσιν ὑπὸ Ῥωμαίων· οὐδὲν δὲ πεποιηκότας Ἀκαρνᾶνας οὐκ 4 ἀξίους εἶναι φρουρὰν εἰσδέχεσθαι κατ' οὐδένα τρόπον.
15 τοὺς δὲ περὶ Χρέμαν καὶ Γλαῦκον ἰδίαν ἐθέλοντας 5 κατασκευάζεσθαι δυναστείαν διαβάλλειν τοὺς ἀντιπολιτευομένους καὶ θέλειν ἐπισπᾶσθαι φρουρὰν τὴν

---

1 καρνανίαν Z, corr. *Ur* παρὰ W, corr. W[m] 4 κατὰ δὲ τὴν ἀκαρνανίαν (ἀκαρνάναν V) ὅτι (non Ὅτι) ἔδοξε cet. (v. cap. 6 et 7) continuo sequuntur in Z 4 Ὅτι κατὰ τὸν ἀκαρνάβαν συναχθείσης — 216, 6 ἀνθύπατον: X 145[r] s., O 200[r] s., U* 125—127, *Ur* LXXV. Ursinus secutus codicum auctoritatem duo librorum Z fragmenta (cap. 3. 4 et cap. 6. 7) coniunxit et librorum Y eclogam (cap. 5) novae epitomae LXXV tribuit; *Rei* 690 s. fragmentorum eum ordinem restituit, quem inde a *Sch* omnes editores recte tenuerunt 4 τὴν ἀκαρνανίαν (ἀκαρνάναν V) Z *Ur*, τὸν ἀκαρνάβαν Y 5 Θύρρειον *BW* (v. ad 21, 29, 4), θούριον Y *Ur* vulgo γλάκος Y, corr. *Ur* e § 5 6 χρεμίας Y, χρέμης *Ur*, corr. *Hu*, v. 30, 13, 4 ante ὄντες add. φίλοι (cum hiatu) *Ur*, post ῥωμαίων *Ben* 291 *Di* vulgo, sed v. 30, 32, 8 τὸν Y ante *Ur*, τε U* 7 γὰρ *Ca* 899 pro δὲ 8 περὶ αὐτοὺς Y, corr. *Rei* 693 *Sch* 9 διογένης *Ur* e § 6 pro διὸ γενομένης 11 φρουρᾶν X εἰσάγειν Y ante *Ur*, om. U* 12 γενομένους Y, γενομένοις *Ur* vulgo ante *Sch*, *BW*, γεγενημένοις O vulgo post *Sch* 15 χρέμιν Y, χρέμην *Ur*, corr. *Hu*, v. ad p. 215, 6

6 *συνεπισχύουσαν ταῖς αὐτῶν πλεονεξίαις. ῥηθέντων δὲ τούτων οἱ περὶ τὸν Γάιον θεωροῦντες τοὺς ὄχλους δυσαρεστουμένους ταῖς φρουραῖς καὶ βουλόμενοι στοιχεῖν τῇ τῆς συγκλήτου προθέσει, συγκαταθέμενοι τῇ τοῦ Διογένους γνώμῃ καὶ συνεπαινέσαντες ἀπῆραν ἐπὶ* 5 *Λαρίσης πρὸς τὸν ἀνθύπατον.* —

1173 6] Ὅτι ἔδοξε τοῖς Ἕλλησι *περὶ τῆς πρεσβείας ἐπι-* 2 *στάσεως χρείαν ἔχειν τὸ γινόμενον. παραλαβόντες οὖν τοὺς κατὰ τὴν ἄλλην πολιτείαν ὁμογνωμονοῦντας· οὗτοι δ' ἦσαν Ἀρκεσίλαος, Ἀρίστων Μεγαλοπολῖται,* [1019 *Στρατίος Τριταιεύς, Ξένων Πατρεύς, Ἀπολλωνίδας* 3 *Σικυώνιος· ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων. ὁ* (*μὲν*) *οὖν Λυκόρτας ἔμεινεν ἐπὶ τῆς ἐξ ἀρχῆς προθέσεως, κρίνων μήτε Περσεῖ μή*(*τε*) *Ῥωμαίοις συνεργεῖν μηδέν,* 4 *ὁμοίως μηδ' ἀντιπράττειν μηδετέροις. τὸ μὲν γὰρ* 15 *συνεργεῖν ἀλυσιτελὲς ἐνόμιζε πᾶσιν εἶναι τοῖς Ἕλλησιν, προορώμενος τὸ μέγεθος τῆς ἐσομένης ἐξουσίας περὶ*

---

3 *δυσαρεστομένους* XO *βουλομένους τυχεῖν* Y, *βουλόμενοι* corr. *Rei* 693 *Sch*, *στοιχεῖν Ca* 899 4 *συγκαταθώμενοι* X 5 *ἀπεῖραν* O 6 *λαρίσσης* Y, corr. *Di* *ἀνθύπατον*] v. ad p. 212, 2 7—220, 7 **κατὰ δὲ τὴν ἀκαρνανίαν** (*ἀκαρνανίαν* V) **ὅτι (non Ὅτι) ἔδοξε** cet.: **V 93ʳ—96ᵘ, W 63ʳ—65ᵘ, N 99ᵘ—103ᵘ, U 361—368,** *Ur* LXXIV (v. ad pag. 215, 4) 7 *τοῖς Ἕλλησι* (*ἕλλησιν* [s. acc.] W) posuit excerptor pro *τοῖς περὶ τὸν Λυκόρταν καὶ τὸν Ἄρχωνα καὶ Πολύβιον* 9 *ὁμογνομονοῦντας* Z, *ὁμογνωμονοῦντας* Uˢ *Ur* 10 *μεγαλοπολίτης* Z, corr. *Gro*ᵐ *Sch* 11 *στράτιος* Z, corr. *Di* *τριταιεύς* Z ante *Di*, *τριτταιεύς Ur* vulgo *παταρεύς* Z (ex *παρεύς* N), corr. *Gro* not. 448 s. 11. 217, 4 *ἀπολλωνίδης* Z, corr. *BW* coll. 22, 11, 6; 12, 1 12 *σικυώνιος* WN ante *ἐβουλ.* add. *καὶ* Z, del. *Ca* 896 *μὲν* add. *Rei* 691 *Sch* 13 *θέσεως* N 14 *μή*(*τε*) *Rei* 691 Ernestus pro *μὴ* 15 *μηδ'*] *μὴ* N *ἀντιπράσσειν* Z, corr. *Di* *μηδετέροις* Z ante *Ca* 896, *μεδευτέροις* U *Ur*, *μηδευτέρους* super *η* superscripto *ε* W 16 *ἐνόμιζε πᾶσιν εἶναι* Z *Hu*, *ἐνόμιζεν εἶναι πᾶσι* U *Ur* vulgo 17 post *προορ.* add. et del. *τοῖς ἕλλησιν* W *ἐξουσίας* Z ante *Ur*, *παρουσίας* U

τοὺς κρατήσαντας, τὸ δ' ἀντιπράττειν (Ῥωμαίοις) ἐπι- 5
σφαλὲς διὰ τὸ πολλοῖς καὶ τοῖς ἐπιφανεστάτοις Ῥω-
μαίων ἀντωφθαλμηκέναι περὶ τῶν κοινῶν πραγμάτων
κατὰ τοὺς ἀνώτερον καιρούς. ὁ δ' Ἀπολλωνίδας καὶ 6
5 Στράτιος ἀντιπράττειν μὲν ἐπίτηδες Ῥωμαίοις οὐκ
ᾤοντο δεῖν· τοὺς δ' ὑπερκυβιστῶντας καὶ διὰ τῶν
κοινῶν πραγμάτων ἰδίαν χάριν ἀποτιθεμένους παρὰ
Ῥωμαίοις καὶ τοῦτο πράττοντας παρὰ τοὺς νόμους
καὶ παρὰ τὸ κοινῇ συμφέρον, τούτους ἔφασαν δεῖν
10 κωλύειν καὶ πρὸς τούτους ἀντοφθαλμεῖν εὐγενῶς. ὁ 7
δ' Ἄρχων ἀκολουθεῖν ἔφη δεῖν τοῖς καιροῖς καὶ μὴ
διδόναι τοῖς ἐχθροῖς ἀφορμὴν εἰς διαβολὴν μηδὲ προ-
έσθαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἐλθεῖν διάθεσιν τοῖς
περὶ Νίκανδρον, οἵτινες, πρὶν ἢ λαβεῖν πεῖραν τῆς
15 τούτων ἐξουσίας, ἐν ταῖς μεγίσταις εἰσὶ συνταλαι-
πωρίαις. ταύτης δὲ τῆς γνώμης μετέσχον Πολύβιος, 8
Ἀρκεσίλαος, Ἀρίστων, Ξένων. διὸ καὶ τὸν μὲν 9
Ἄρχωνα πρὸς τὴν στρατηγίαν ἔδοξεν αὐτοῖς εὐθέως
προπορεύεσθαι, τὸν δὲ Πολύβιον πρὸς τὴν ἱππαρχίαν.
1174] Τούτων δὴ νεωστὶ γεγονότων καὶ προδιειλη- 7
φότων τῶν περὶ τὸν Ἄρχωνα διότι δεῖ συμπράττειν

---

1 Ῥωμαίοις add. *BW* 3 αντωφθαλμηκέναι (s. spir.) V ante *Ca* 897, ἀντοφθαλμηκέναι Z *Ur* 4 post κατὰ add. δὲ WN, del. W[m] δὲ *Ur* vulgo, δ' Z[s] *Hu* 5 στράτων Z *Ur* vulgo, στράτιος *Sch*, corr. *Di* ἀντιπράττειν Z ante *Ur*, ἀντιστράττειν U 5. 6 οὐκ ᾤοντο — 8 Ῥωμαίοις om. U *Ur*, e W add. *Ca* 897 (v. *BW* IV cap. I 3). 6 ὑπὲρ κυβηστῶντας VN, ὑπερκυβηστῶντας W, corr. *Ca* l. c. 7 ἰδία VWN, corr. *Rei* 692 *Sch* 8 πράττοντας Z *Ca* 897, πράττοντες *Ur* 10 κολούειν *Rei* 692 αὐτοφθαλμεῖν Z, corr. *Ur* 15 συνταλαιπωρίαις Z *BW*, ταλαιπωρίαις *Ur* vulgo 16 πολύαιος Z, πολύαινος *Ur*, corr. H. M. Werner de Pol. vita et itineribus cet. Diss. inaug. Lips. 1877, 16 s. *BW* 20 δὴ Z *BW*, δὲ U[s] *Ur* vulgo γεγονότων] ab excerptore praetermissum esse

Ῥωμαίοις καὶ τοῖς τούτων φίλοις, τυχικῶς πως συνέβη τὸν Ἄτταλον πρὸς ἑτοίμους ὄντας ποιήσασθαι τοὺς
2 λόγους. διὸ καὶ προθύμως αὐτῷ κατανεύσαντες ὑπ-
3 έσχοντο συμπράξειν ὑπὲρ τῶν παρακαλουμένων. τοῦ δ' Ἀττάλου πέμψαντος πρεσβευτάς, καὶ παραγενομένων 5 τούτων εἰς τὴν πρώτην ἀγορὰν καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς περὶ τοῦ τὰς τιμὰς ἀποκατασταθῆναι τῷ βασιλεῖ καὶ παρακαλούντων ποιῆσαι τοῦτο διὰ τῆς Ἀττάλου
4 χάριτος, ὁ μὲν ὄχλος ἄδηλος ἦν ἐπὶ τίνος ὑπάρχει [1020 γνώμης, πρὸς δὲ τὴν ἀντιλογίαν ἀνίσταντο πολλοὶ καὶ 10
5 διὰ πολλὰς αἰτίας. οἱ μὲν γὰρ ἐξ ἀρχῆς αἴτιοι γενόμενοι τῆς ἀναιρέσεως τῶν τιμῶν βεβαιοῦν ἐβούλοντο τὴν αὐτῶν γνώμην· οἱ δ' ἐκ τῶν κατ' ἰδίαν ἐγκλημάτων ὑπέλαβον καιρὸν ἔχειν ἀμύνεσθαι τὸν βασιλέα· τινὲς δὲ διὰ τὸν πρὸς τοὺς συμπράττοντας φθόνον 15 ἐφιλοτιμοῦντο μὴ κρατῆσαι τὸν Ἄτταλον τῆς ἐπιβολῆς.
6 ὁ δ' Ἄρχων ἀνέστη μὲν βοηθήσων τοῖς πρεσβευταῖς· ἐκάλει γὰρ τὰ πράγματα τὴν τοῦ στρατηγοῦ γνώμην.
7 βραχέα δ' εἰπὼν ἀνεχώρησε, διευλαβηθεὶς μὴ δόξῃ κέρδους τινὸς ἕνεκεν συμβουλεύειν διὰ τὸ πλῆθος 20
8 ἱκανὸν χρημάτων εἰς τὴν ἀρχὴν δεδαπανηκέναι. πολλῆς δ' οὔσης ἀπορίας ὁ Πολύβιος ἀναστὰς ἐποιήσατο μὲν καὶ πλείονας λόγους, μάλιστα δὲ προσέδραμε πρὸς τὴν τῶν πολλῶν γνώμην, ὑποδείξας τὸ γεγονὸς ἐξ ἀρχῆς

delatos a populo Archoni et Polybio eos magistratus, quos petierant suspicatur *Sch* 21 post συμπρ. add. et del. δ' N

1 πως Z[a] Ernestus, πῶς WU *Ur* vulgo 3 διὸ Z ante *Ur*, δι' ὃ VU 8 τὰς—9 χάριτας *Rei* 692 9 ἐπί τινος Z, corr. *Rei* 692 Ernestus ὑπάρχειν Z, ὑπάρχῃ *Ur*, corr. *Sch* auctore *Ur* not. 74 13 αὐτῶν Z, corr. *Be* δὲ Z, corr. *Ben* 291 *BW* 16 ἐπιβολῆς ex ἐβολῆς V 17 δ' Z *Ur*, δὲ WN *Hu* 20 κέρδος Z, corr. *Ur* 21 ἱκανῶν Z, corr. *Ur* 23 προσέδραμε Z *Sch*, προσέδραμεν U *Ur* vulgo 24 γεγονὼς WN

ψήφισμα τῶν Ἀχαιῶν ὑπὲρ τῶν τιμῶν, ἐν ᾧ γεγραμ-
μένον ἦν ὅτι δεῖ τὰς ἀπρεπεῖς ἀρθῆναι τιμὰς καὶ τὰς
παρανόμους, οὐ μὰ Δί᾽ ἁπάσας. τοὺς δὲ περὶ Σωσι- 9
γένη καὶ Διοπείθη, δικαστὰς [Ῥοδίους] ὑπάρχοντας
5 *κατ᾽ ἐκεῖνον τὸν καιρὸν καὶ διαφερομένους ἔκ τινων*
ἰδίων πρὸς τὸν Εὐμένη, λαβομένους ἔφη τῆς ἀφορμῆς
ταύτης πάσας ἀνατετροφέναι τὰς τιμὰς τοῦ βασιλέως·
1175] *καὶ τοῦτο πεποιηκέναι παρὰ τὸ τῶν Ἀχαιῶν* 10
δόγμα καὶ παρὰ τὴν δοθεῖσαν αὐτοῖς ἐξουσίαν, καὶ τὸ
10 *μέγιστον, παρὰ τὸ δίκαιον καὶ τὸ καλῶς ἔχον. οὐ γὰρ* 11
ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύσασθαι τὰς
τιμὰς αἴρειν τὰς Εὐμένους, ἀλλὰ μείζους αὐτοῦ ζητοῦν-
τος τῶν εὐεργεσιῶν, τούτῳ προσκόψαντας ψηφίσασθαι
τὸ πλεονάζον παρελεῖν. διόπερ ἔφη δεῖν, καθάπερ οἱ 12
15 *δικασταὶ τὴν ἰδίαν ἔχθραν ἐπίπροσθεν ποιήσαντες τοῦ*
τῶν Ἀχαιῶν εὐσχήμονος ἀνέτρεψαν πάσας τὰς τιμάς,
οὕτω τοὺς Ἀχαιοὺς κυριώτατον ἡγησαμένους τὸ σφίσι
καθῆκον καὶ πρέπον διορθώσασθαι τὴν τῶν δικαστῶν
ἁμαρτίαν καὶ καθόλου τὴν πρὸς τὸν Εὐμένη γεγενη-
20 *μένην ἀλογίαν, ἄλλως τε καὶ μέλλοντας μὴ μόνον ἐπ᾽* 13
αὐτὸν τὸν βασιλέα τὴν χάριν ἀπερείδεσθαι ταύτην, [1021
ἔτι δὲ μᾶλλον εἰς τὸν ἀδελφὸν Ἄτταλον. τοῦ δὲ πλήθους 14

---

1 ante *τιμῶν* add. et del. *ἀχαιῶν* W 3 *δί᾽* N[s] *Ur*, *δίϊ* Z 4 *διοπειθῆ* Z, corr. *Ur* *δικαστὰς ῥοδίους* Z, *ῥοδίους, δικαστὰς Ur* vulgo, *δικαστὰς*, deleto *ῥοδίους Hu* auctore *Sch*, *δικαστὰς κοινοὺς* coni. *B W* 6 *εὐμένῆ* (sic) V 7 *ἀνατετραφέναι* N 11 *τι* Z *Di*, om. *Ur* vulgo 12 *ἀναιρεῖν* Hertleinius Fleckeis. annal. 1877, 39; sed v. § 8 12. 220, 2 *εὐμενοῦς* Z, corr. *Ur* 12 post *ἀλλὰ* add. et del. *καὶ* V 13 *προκόψαντας* WN 17 *οὕτῳ* VN, unde *οὕτως Hu*, *οὕτω* Z *Ur* vulgo 19 post *καθόλου* add. et del. *τὴν τῶν δικαστῶν* W 20 *ἄλλως τε Rei* 692 *Sch*, *ἀλλ᾽ ὥστε* Z, *ἀλλ᾽ ὥσπερ* U *Ur*, *ἄλλως περ Ur* in marg. edit. vulgo *ἐπ᾽* Z, *εἰς Rei* l. c., sed v. ann. sequ. 21 *ἀποδίδοσθαι* Z, corr. *Sch* lex. 74

εὐδοκήσαντος τοῖς λεγομένοις, ἐγράφη δόγμα προστάττον τοῖς ἄρχουσι πάσας ἀποκαταστῆσαι τὰς Εὐμένους τοῦ βασιλέως τιμάς, πλὴν εἴ τινες ἀπρεπές τι περιέχουσι
15 *τῷ κοινῷ τῶν Ἀχαιῶν ἢ παράνομον. τοῦτον μὲν δὴ τὸν τρόπον καὶ κατὰ τοῦτον τὸν καιρὸν Ἄτταλος διωρ-* 5 *θώσατο τὴν γενομένην ἀλογίαν περὶ τὰς ὑπαρχούσας Εὐμένει τἀδελφῷ τιμὰς κατὰ τὴν Πελοπόννησον.* —

8 Ὅτι Περσεὺς πρὸς Γένθιον τὸν βασιλέα ἀπέστειλε *πρεσβευτὰς Πλευρᾶτόν τε τὸν Ἰλλυριόν, ὄντα φυγάδα*
2 *παρ' αὐτῷ, καὶ τὸν Βεροιαῖον Ἀδαῖον, δοὺς ἐντολὰς* 10 *διασαφεῖν τὰ πεπραγμένα κατὰ τὸν πόλεμον πρός τε Ῥωμαίους αὐτῷ καὶ πρὸς Δαρδανίους, ἔτι δὲ καὶ πρὸς Ἠπειρώτας καὶ πρὸς Ἰλλυριοὺς κατὰ τὸ παρόν, καὶ*
1176] *παρακαλεῖν αὐτὸν πρὸς τὴν τούτου καὶ Μακεδό-*
3 *νων φιλίαν καὶ συμμαχίαν. οἳ καὶ ποιησάμενοι τὴν* 15 *πορείαν ὑπὲρ τὸ Σκάρδον ὄρος διὰ τῆς Ἐρήμου καλουμένης Ἰλλυρίδος, ἣν οὐ πολλοῖς χρόνοις ἀνώτερον ἀνάστατον ἐποίησαν Μακεδόνες εἰς τὸ δυσέργους ποιῆσαι τοῖς Δαρδανεῦσι τὰς εἰς τὴν Ἰλλυρίδα* (*καὶ Μα-*
4 *κεδονίαν*) *εἰσβολάς· πλήν οἵ γε περὶ τὸν Ἀδαῖον διὰ* 20 *τούτων τῶν τόπων μετὰ πολλῆς κακοπαθείας ἦλθον*

---

4 *τὸ κοινὸν* U, corr. U[m] *παράδομον* W 5 *διορθώσατο* Z, corr. *Ca* 898 7 *τἀδελφῷ* V ex *δελφῷ* 8—222, 2 X 145[u]—147[u], O 200[u]—201[u], U* 127—129, *Ur* LXXVI; v. Liv. 43, 19, 12—20, 4, Diod. 30, 9, *Ni* 259, 337 8 *γήνθιον* O 9 *πλευράτον* Y, *πλευρὰν τοῦ* O, *πλεύρατόν* *Ur* vulgo, corr. *Hu* 10 *αὐτῶν* Y, corr. *Ur* *βεροιαῖον ἀδαῖον* *Ur* e Liv. § 13 pro *βερολιοναδαῖον* 11 *τε*] *τοὺς* O 13 *ἰλλυριοὺς* U*[s] *Ur*, *ἰλλυρίους* Y 14 *καὶ* om. O 16 *σκάρδον* Y *Ur* not. 75 *Sch*, *σκόρδον* *Ur* vulgo 18 *εἰς τὸ* Hewlettius *Americ. Journ. of Philol.* 1891, 460 *BW*, *διὰ τὸ* Y vulgo, *χάριν τοῦ* *Rei* 693 *δυσεργοῦς* Y *Ur*, *δυσεργοὺς* *Ca* 900, corr. *Sch* 19 *καὶ Μακεδονίαν* add. *Gro*[m] e Liv. 43, 20, 1 *Di*

εἰς Σκόδραν καὶ πυθόμενοι τὸν Γένθιον ἐν Λίσσῳ
διατρίβειν διεπέμψαντο πρὸς αὐτόν. τοῦ δὲ ταχέως 5
αὐτοὺς μεταπεμψαμένου, συμμίξαντες διελέγοντο περὶ
ὧν εἶχον τὰς ἐντολάς. ὁ δὲ Γένθιος οὐκ ἐδόκει μὲν 6
5 *ἀλλότριος εἶναι τῆς πρὸς τὸν Περσέα φιλίας, ἐσκήπτετο*
δὲ τοῦ μὴ παραχρῆμα συγκατατίθεσθαι τοῖς ἀξιου-
μένοις τὴν ἀχορηγησίαν καὶ μὴ δύνασθαι χωρὶς χρη-
μάτων ἀναδέξασθαι τὸν πρὸς Ῥωμαίους πόλεμον. οἱ 7
μὲν ⟨οὖν⟩ περὶ τὸν Ἀδαῖον ταύτας λαβόντες τὰς ἀπο-
10 *κρίσεις ἐπανῆγον. ὁ δὲ Περσεὺς παραγενόμενος εἰς* 8
Στύβερραν τήν τε λείαν ἐλαφυροπώλησεν καὶ τὴν
δύναμιν ἀνέπαυσε, προσδεχόμενος τοὺς περὶ τὸν
Πλευρᾶτον. παραγενομένων δ' αὐτῶν, ἀκούσας τὰ 9
παρὰ τοῦ Γενθίου πάλιν ἐξ αὐτῆς ἔπεμπε τὸν Ἀδαῖον
15 *καὶ σὺν τούτῳ τὸν Γλαυκίαν, ἕνα τῶν σωματοφυλά-*
κων, καὶ τρίτον τὸν Ἰλλυριὸν διὰ τὸ τὴν διά- [1022
λεκτον εἰδέναι τὴν Ἰλλυρίδα, δοὺς ἐντολὰς τὰς αὐτάς, 10
ὥσπερ οὐ κυρίως τοῦ Γενθίου διασεσαφηκότος τίνος
προσδεῖται καὶ τίνος γενομένου δύναται συγκαταβαίνειν
20 *εἰς τὰ παρακαλούμενα. τούτων δ' ἀφορμησάντων,* 11

---

1 *κόρδας* Y *Ur*, *Σκόρδαν* *Ca* 900 vulgo, corr. *Ur* not. 75 *Di* coll. Liv. 43, 20, 1. 44, 31, 2; 32, 1, Plin. nat. hist. 3, 22, 26 *πυθόμενοι* O ante *Ur*, *ποιθόμενοι* X, *πειθόμενοι* U* *λισῷ* (Y), *Λισσῷ* *Di*, corr. *Ur* 7 *διὰ τὴν ἀχορ. μὴ* coni. *Hu* (sed v. Lammertum Fleckeis. annal 1888, 620 qui confert 39, 1, 11), *τὴν ἀχορ. καὶ τὸ μὴ* coni. *Di* praef. I 57, *τὴν ἀχορ. φάσκων μὴ* Lammertus l. c. 9 *οὖν* add. *Sch* 10 *εἰς* Y *Be*, *ἐς* *Ur* vulgo 11 *τύβεῤῥαν* Y, *τύβῤῥαν* O, corr. *Ur* e Liv. 43, 20, 3 *ἐλαφυροπώλησεν* X *BW*, *ἐλαφυροπόλησε* *Ur*, *ἐλαφυροπώλησε* Y *Ca* 900 vulgo 13 *πλευράτον* Y, *πλεύρατον* *Ur* vulgo, corr. *Hu* 15 *ξὺν* Y, corr. *Sch* *τούτοις* Y, corr. *Ur* 16 post *τρίτον* Pleurati nomen esse addendum coni. *Ur* not. 75 s., sed v. *Rei* 693 18 *διεσαφηκότος* O 19 *συγκαταβῆναι* Y, corr. *BW*

ἀναζεύξας αὐτὸς μετὰ τῆς δυνάμεως ἐποιεῖτο τὴν πορείαν ἐφ' Ὕσκανα. —

9 Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον οἱ πρὸς τὸν
1177] Γένθιον ἀποσταλέντες πρέσβεις οὔτ' ᾠκονομηκότες
2 πλεῖον οὐδὲν τῶν πρότερον οὔτ' ἀναγγέλλοντες, διὰ 5
τὸ τὸν Γένθιον μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ὄντα
μὲν ἕτοιμον τῷ Περσεῖ κοινωνεῖν τῶν αὐτῶν πραγμά-
3 των, χρημάτων δὲ φάσκοντα χρείαν ἔχειν. ὧν ὁ
Περσεὺς παρακούσας πάλιν ἔπεμπε τοὺς περὶ τὸν
Ἱππίαν βεβαιωσομένους ὑπὲρ τῶν ὁμολογιῶν, τὸ συν- 10
έχον παραλιπών, φάσκων ἐξιγμένον * * * εὐνοοῦντα
4 ποιήσειν τὸν Γένθιον· ὥστε διαπορεῖν πότερα δεῖ λέ-
γειν ἐπὶ τῶν τοιούτων ἀλογιστίαν ἢ δαιμονοβλάβειαν.
δοκῶ μὲν ὅτι δαιμονοβλάβειαν, οἵτινες ἐφίενται μὲν
τοῦ μεγάλα τολμᾶν καὶ παραβάλλονται τῇ ψυχῇ, 15

---

2 ἐπακύνναν Y, ἐπακκώναν O, ἐπ' ἀγκύραν *Ur*, corr. *Sch* coll. 8, 14ᵇ, 2 et Liv. 43, 20, 4 3—223, 14 X 147ᵘ—148ᵘ, O 201ᵘ—202ᵘ, U* 129—132, *Ur* LXXVII; v. Liv. 43, 23, 8, Diod. 30, 9, *Ni* 259, 337 4 γήθιον X, γέθιον Y, corr. *Ur* οὔτ' Xᵐ U*ˢ *Ur*, οὖτ' O, οντῳ (s. spir. et acc.) X οἰκονομηκότες X, corr. Xᵐ 5 post ἀναγγέλλοντες add. οὐδὲν ὧν καὶ πρότερον Y, (πλεῖον) οὐδὲν ὧν καὶ πρότερον *Ur* vulgo, del. *Rei* 693 *Be*, οὐδὲν, deletis ὧν καὶ πρότερον *Hu* 6 γέθιον Y, corr. *Ur* 11. 12 φάσκων ἐξηγμένον εὐνοοῦντα ποιήσειν τὸν γέθιον (γένθιον *Ur*) Y *Ur Be*, δι' οὗ ἐξῆν (cum hiatu) μόνον εὐνοοῦντα (cum hiatu) ποιῆσαι τὸν Γένθιον *Ca* 901 vulgo, φάσκων * * * εὐδοκοῦντα ποιήσειν τῷ Γενθίῳ *Hu*, qui coll. Diod. 30, 9, 1 lacunam explet: κατὰ νοῦν γενομένων αὐτοῖς τῶν πραγμάτων τὰ, nisi quod hiatus plura etiam scripsisse Polybium demonstret, φάσκων ἐξιγμένον (πρὸς τὴν τῶν πραγμάτων συντέλειαν ἑαυτὸν) εὐνοοῦντα ποιήσειν τὸν Γένθιον *BW* coll. 1, 3, 10 et Diod. 30, 9, 2 13 δαιμονοβλαβίαν Y, δαιμονοβλαβίας ex δαιμονοβλαβείας U*, δαιμονοβλαβείαν *Ur*, corr. *Ca* 901 14 δοκῶ μὲν Yˢ, δοκῶ μέντοι (cum hiatu) *Rei* 694, δοκοῦμεν *BW* δαιμονοβλαβίαν Y, δαιμονοβλαβείαν U*ˢ *Ur*, corr. *Ca* 901 Yᵐ (O add. ση = σημείωσαι): περὶ φιλαργυρίας 15 παραβάλλεσθαι coni. *Hu*, sed v. Diod. 30, 9, 2 ante τῇ add. μὲν Y, del. *Be*

*παριᾶσιν δὲ τὸ συνέχον ἐν ταῖς ἐπιβολαῖς, βλέποντες αὐτὸ καὶ δυνάμενοι πράττειν *** ὅτι γάρ, εἰ Περσεὺς* 5
κατ' ἐκεῖνον τὸν καιρὸν ἠβουλήθη προέσθαι χρήματα καὶ κοινῇ τοῖς πολιτεύμασι καὶ κατ' ἰδίαν τοῖς βασιλεῦσι
5 *καὶ τοῖς πολιτευομένοις, οὐ λέγω μεγαλομερῶς, καθάπερ ἐξῆν αὐτῷ χορηγιῶν ἕνεκεν, ἀλλὰ μετρίως μόνον, πάντας ἂν συνέβη καὶ τοὺς Ἕλληνας καὶ τοὺς βασιλεῖς,* 6
εἰ δὲ μή γε, τοὺς πλείστους ἐξελεγχθῆναι, δοκῶ μηδένα τῶν νοῦν ἐχόντων πρός με διαμφισβητῆσαι περὶ τού-
10 *των. νῦν δὲ καλῶς ποιῶν οὐκ ἦλθε ταύτην τὴν ὁδόν, δι'* 7
ἧς ἢ κρατήσας τῶν ὅλων ἐξουσίαν (ἂν) ὑπερήφανον ἔσχεν ἢ σφαλεὶς πολλοὺς ἂν ἐποίησε τῆς αὐτῆς (τύχης) πεῖραν αὐτῷ λαβεῖν, ἀλλὰ τὴν ἐναντίαν, δι' ἧς ὀλίγοι τελέως 8
ἠλογήθησαν τῶν Ἑλλήνων ὑπὸ τὸν τῆς πράξεως καιρόν. —

1178] Ὅτι ὁ Περσεὺς ἐπταικὼς τοῖς ὅλοις ἐπὶ τῷ [10
εἰσελθεῖν Ῥωμαίους εἰς Μακεδονίαν τῷ Ἱππίᾳ (9a) [1023
ἐπετίμα. *ἀλλά μοι δοκεῖ τὸ μὲν ἐπιτιμῆσαι τοῖς ἄλλοις* 2
εἶναι ῥᾴδιον καὶ συνιδεῖν τὰς τῶν πέλας ἁμαρτίας, τὸ δ' αὐτὸν πράττειν τὰ δυνατὰ καὶ γνῶναι τὰ καθ'
20 *αὐτὸν πάντων δυσχερέστατον. ὃ καὶ περὶ τὸν Περσέα συνέβη γενέσθαι.* —

---

1 *παριᾶσιν* U* *Ur Sch BW*, *παριάσιν* X, *παρίασιν* O *Ca* 901 vulgo ante *Sch*, *παριᾶσι* vulgo post *Be* *ἐπιβουλαῖς* O 2 ***] Ea quae Diodorus l. c. e Polybio de Philippo et Alexandro deprompsit, videtur excerptor omisisse 5 *ταῖς πολ.* superscripto *οις* U* 6 *αὐτῶ* ex *αὐτῶν* O 8 *ἐξελεχθῆναι* Y, corr. *Ur* 8 *ἐξελεγχθῆναι* — 9 *τούτων* in suspicionem vocat *Hu* 8 *δοκῶ*] *δῶς·* O 9 *τῶν*] *τὸν* O 10 *κακῶς* Y, corr. *Ca* 901, v. Diod. l. c. 11 *ἂν* add. *Di* 12 *τύχης πεῖραν* *Gro* not. 449, *πείρας* Y 13 *αὐτῷ* (Y), corr. *Be* *ὀλίγοι* Y ante *Ur*, *ὀλίγος* U* 14 *ἠλογήθησαν* Y *Ca* 901, *ηὐλογήθησαν* *Ur*, *ἠλέγχθησαν* *Rei* 694 *ὑπὸ* *Ur* pro *ἀπὸ* *τὸν* om. O 15—21 M 70, 20—24 *Hey*; v. Liv. 44, 7, 8, *Ni* 260, 337 19 *τὰ δέοντα* coni. *Hey Zeitschr. f. Alterth.-Wiss.* 1847, 328

11 (12) Τὸ Ἡράκλειον ἥλω ἰδίαν τινὰ ἅλωσιν. *ἐχούσης* [1025 *τῆς πόλεως ἐφ' ἑνὸς μέρους ἐπ' ὀλίγον τόπον ταπεινὸν* 2 *τεῖχος, οἱ Ῥωμαῖοι τρεῖς σημείας προεχειρίσαντο. καὶ τῇ μὲν πρώτῃ τοὺς θυρεοὺς ὑπὲρ τῆς κεφαλῆς ποιήσαντες συνέφραξαν, ὥστε τῇ τῶν ὅπλων πυκνότητι* 5 *κεραμωτῷ καταρρύτῳ γίνεσθαι παραπλήσιον. ἐφεξῆς δ' ἕτεραι δύο* * * * —

3 *Κεραμωτόν*, τακτικὴ διάταξις· *ὅπερ ἐποίουν* Ῥωμαῖοι *ἐν παιδιᾶς μέρει.*

III. RES GRAECIAE. 10

12 (10) Ὅτι τοῦ Περσέως βουλομένου ἥξειν μετὰ [1023 δυνάμεως εἰς τὴν Θετταλίαν καὶ λήψεσθαι τὰ ὅλα κρίσιν ἐκ τῶν κατὰ λόγον, *ἔδοξε τοῖς περὶ τὸν Ἄρχωνα δι' αὐτῶν τῶν πραγμάτων ἀπολογεῖσθαι πάλιν πρὸς* 2 *τὰς ὑπονοίας καὶ διαβολάς. εἰσήνεγκαν οὖν εἰς τοὺς* 15 *Ἀχαιοὺς δόγμα διότι δεῖ πανδημεὶ ποιησαμένους τὴν ἔξοδον εἰς Θετταλίαν κοινωνῆσαι τῶν πραγμάτων* 3 *ὁλοσχερῶς τοῖς Ῥωμαίοις. καὶ τούτου κυρωθέντος ἔδοξε τοῖς Ἀχαιοῖς τὸν Ἄρχωνα γίνεσθαι περὶ τὴν*

1—7 Suid.: *σημαία, τάξις πολεμική, δι' ἧς τὸ Ἡράκλειον* cet. Pol. fragmentum agnovit *Va* 206 coll. Liv. 44, 9, 8 ss., v. *Ni* 260, 337 3 *σημαίας* Suid., corr. *BW*, v. *BW* IV cap. IV 4 *τῇ μὲν πρώτῃ* Suid. *Sch*, *οἱ μὲν τῆς πρώτης Va* vulgo 6 *κεραμωτῷ Va* pro *κεράμῳ τῷ* 7 *δὲ* Suid., corr. *Ben* 293 *BW* 8. 9 Suid. v. ***κεραμωτόν.*** Pol. fragmentum agnovit Lipsius de milit. Rom. Poliorcet. lib. I 5 p. 27; v. Liv. 44, 9, 9, *Ni* l. c. 9 post cap. 11 Pol. fragmentum 66 addendum esse suspicatur Maur. Mueller Fleckeis. annal. 1868, 392 coll. Liv. 44, 10, 10 11—228, 9 X 149r–152u, O 202u–205r, U* 132–139, *Ur* LXXVIII 12 *τὴν* Y *Sch*, om. *Ur* vulgo *Di* *ὅπλα* O 13 *κατάλογον* O 15 *τὰς* ex *τοὺς* O *εἰσήνεγκεν* Y, corr. *Ur* 16 *πανδημὶ* O 17 *ταλίαν* superscripto *θε* X, corr. Xm 19 *περὶ Rei* 694 *Sch* pro *εἰς*

συναγωγὴν τοῦ στρατεύματος καὶ περὶ τὰς εἰς τὴν ἔξοδον παρασκευάς, πρὸς δὲ τὸν ὕπατον πρεσβευτὰς πέμπειν εἰς Θετταλίαν τοὺς τὰ δεδογμένα τοῖς Ἀχαιοῖς διασαφήσοντας καὶ πευσομένους πότε καὶ ποῦ δεῖ
5 *συμμιγνύειν αὐτῷ τὸ στρατόπεδον. καὶ κατέστησαν* 4
1179] *πρεσβευτὰς παραχρῆμα Πολύβιον* καὶ ἄλλους *καὶ ἐνετείλαντο τῷ Πολυβίῳ φιλοτίμως, ἐὰν ὁ στρατηγὸς εὐδοκῇ τῇ παρουσίᾳ τοῦ στρατοπέδου, τοὺς μὲν (συμ)-πρεσβευτὰς ἐξ αὐτῆς πέμπειν διασαφήσοντας, ἵνα μὴ*
10 *καθυστερῶσι τῶν καιρῶν, αὐτὸν δὲ φροντίζειν ἵνα τὸ* 5 *στράτευμα πᾶν ἐν ταῖς πόλεσιν ἀγορὰς ἔχῃ, δι' ὧν ἂν πορεύηται, καὶ μηδὲν ἐλλείπῃ τῶν ἐπιτηδείων τοὺς στρατιώτας. ταύτας μὲν οὖν ἔχοντες οἱ προειρημένοι* 6 *τὰς ἐντολὰς ἐξώρμησαν· κατέστησαν δὲ καὶ πρεσβευτὰς* 7
15 *πρὸς Ἄτταλον τοὺς περὶ Τηλόκριτον, ἀποκομίζοντας τὸ δόγμα τὸ περὶ τῆς ἀποκαταστάσεως τῶν Εὐμένους τιμῶν. καὶ κατὰ τὸν αὐτὸν καιρὸν καὶ περὶ τοῦ βασι-* 8 *λέως Πτολεμαίου προσπεσόντος τοῖς Ἀχαιοῖς διότι γέγονεν αὐτῷ τὰ νομιζόμενα γίνεσθαι τοῖς βασιλεῦσιν,*
20 *ὅταν εἰς ἡλικίαν ἔλθωσιν, ἀνακλητήρια, νομίσαντες* 9 *σφίσι καθήκειν ἐπισημήνασθαι τὸ γεγονός, ἐψηφίσαντο πέμπειν πρεσβευτὰς ἀνανεωσομένους τὰ προϋπάρχοντα*

---

4 *διασαφήσαντος* O 6 *καὶ ἄλλους*] v. *BW* Fleckeis. annal. 1889, 691 7 *ἐνετείλαντο* Y ante *Ur*, *ἀνετείλαντο* U* 8 s. *μὲν πρεσβευτὰς* Y, *μὲν* (*ἄλλους*) *πρεσβευτὰς* coni. *Sch*, corr. *BW* 11 *ἔχῃ* ex *ἔχει* O 12 *ἐμπορεύηται* Y, corr. *Rei* 695 *Di* 16 *τῶν* *Ur* pro *τὴν* 18 *Πτολεμαίου*] Physconis, v. 28, 19, 3 et Metzungium *Beiträge* cet. (progr. gymn. Saargemuend. 1876) 7 19 *βασιλεῦσι* X 21 *ἐπισημήναντες* Y *Ur*, *ἐπισημήνασθαι* *Ca* 902, corr. Didotiana *γεγονὸς* U*[s] *Ur*, *γεγονὼς* Y 22 *ἀνανεωσαμένους* Y, corr. *Ca* l. c., *τοὺς ἀνανεωσομένους* coni. *Hu*, sed v. 29, 2 3; 3, 6

τῷ ἔθνει φιλάνθρωπα πρὸς τὴν βασιλείαν, καὶ [1024
παραντίκα κατέστησαν Ἀλκίθον καὶ Πασιάδαν.

13 (11) Οἱ δὲ περὶ τὸν Πολύβιον καταλαβόντες τοὺς Ῥω-
μαίους ἐκ μὲν τῆς Θετταλίας κεκινηκότας, τῆς δὲ
Περραιβίας στρατοπεδεύοντας Ἀζωρίου μεταξὺ καὶ 5
2 Δολίχης, τὴν μὲν ἔντευξιν ὑπερέθεντο διὰ τοὺς περι-
εστῶτας καιρούς, τῶν δὲ κατὰ τὴν εἴσοδον τὴν εἰς
3 Μακεδονίαν κινδύνων μετεῖχον. ἐπεὶ δὲ τοῦ στρατεύ-
ματος κατάραντος ἐπὶ τοὺς καθ' Ἡράκλειον τόπους
ἔδοξε καιρὸς εἶναι πρὸς ἔντευξιν, ἅτε τοῦ στρατηγοῦ 10
4 δοκοῦντος ἠνύσθαι τὸ μέγιστον τῶν προκειμένων, τότε
λαβόντες καιρὸν τὸ ψήφισμα τῷ Μαρκίῳ προσήνεγκαν
καὶ διεσάφουν τὴν τῶν Ἀχαιῶν προαίρεσιν διότι
βουληθεῖεν αὐτῷ πανδημεὶ τῶν αὐτῶν μετασχεῖν ἀγώ-
νων καὶ κινδύνων. καὶ πρὸς τούτοις ὑπέδειξαν διότι 15
1180] πᾶν τὸ γραφὲν ἢ παραγγελθὲν τοῖς Ἀχαιοῖς ὑπὸ
Ῥωμαίων κατὰ τὸν ἐνεστῶτα πόλεμον ἀναντίρρητον
5 γέγονεν. τοῦ δὲ Μαρκίου τὴν μὲν προαίρεσιν ἀπο-
δεχομένου τὴν Ἀχαιῶν μεγαλωστί, τῆς δὲ κακοπαθείας
αὐτοὺς καὶ τῆς δαπάνης παραλύοντος διὰ τὸ μηκέτι 20
χρείαν ἔχειν τοὺς καιροὺς τῆς τῶν συμμάχων βοηθείας,
6 οἱ μὲν ἄλλοι πρέσβεις ἐπανῆλθον εἰς τὴν Ἀχαΐαν, ὁ
δὲ Πολύβιος αὐτοῦ μείνας μετεῖχε τῶν ἐνεστώτων
7 πραγμάτων, ἕως ὁ Μάρκιος ἀκούσας Ἄππιον τὸν

---

1 φιλὰ ... τὴν O 2 ἄλκιθον Y, corr. *Rei* 695 *Sch BW*, v. 28, 19, 3 πασίδαν Y, corr. *Di* monentibus *Rei* 695 et *Sch* 5 ἀζορίου Y, corr. *Sch* 7 τὴν εἰς *Ca* 903 pro τῶν εἰς 9 ἡράκλειαν Y, corr. *Sch* monente J. F. Gronovio ad Liv. 44, 2, 12 11 post δοκοῦντος add. et del. τὴν O ἠνύσθαι Y* *Ca* 903, ἠνύσθαι *Ur* παρακειμένων Y, corr. *Gro* not. 449 17 τὸν superscripto ῶν O ἑστῶτα O 19 τὴν Y *Hu*, τῶν U* *Ur* vulgo μεγάλως τὶ O 20 αὐτοὺς *Ur* pro αὐτοῦ παραλύον O

Κέντωνα πεντακισχιλίους στρατιώτας αἰτεῖσθαι παρὰ τῶν Ἀχαιῶν εἰς Ἤπειρον, ἐξαπέστειλε τὸν προειρημένον, παρακαλέσας φροντίζειν ἵνα μὴ δοθῶσιν οἱ στρατιῶται μηδὲ τηλικοῦτο δαπάνημα μάταιον γένηται 5 *τοῖς Ἀχαιοῖς· πρὸς οὐδένα γὰρ λόγον αἰτεῖν τοὺς στρατιώτας τὸν Ἄππιον. πότερα δὲ τοῦτ' ἐποίει κηδό-* 8 *μενος τῶν Ἀχαιῶν ἢ τὸν Ἄππιον ἀπραγεῖν βουλόμενος χαλεπὸν εἰπεῖν. πλὴν ὅ γε Πολύβιος ἀναχωρήσας εἰς* 9 *τὴν Πελοπόννησον, ἤδη τῶν γραμμάτων ἐκ τῆς Ἠπεί-* 10 *ρου προσπεπτωκότων καὶ μετ' οὐ πολὺ συναχθέντων εἰς Σικυῶνα τῶν Ἀχαιῶν, εἰς πρόβλημα παμμέγεθες ἐνέπεσε. τοῦ γὰρ διαβουλίου προτεθέντος ὑπὲρ ὧν ὁ* 10 *Κέντων ᾐτεῖτο στρατιωτῶν, ἃ μὲν ὁ Μάρκιος αὐτῷ φροντίζειν κατ' ἰδίαν ἐνετείλατο, ταῦτα φωτίζειν* [1025 15 *οὐδαμῶς ἔκρινεν· τὸ δὲ μηδεμιᾶς (αἰτίας) ὑπαρχούσης φανερῶς ἀντιλέγειν τῇ βοηθείᾳ τελείως ἦν ἐπισφαλές. δυσχρήστου δὲ καὶ ποικίλης οὔσης τῆς ὑποθέσεως,* 11 *ἐχρήσατο βοηθήματι πρὸς τὸ παρὸν τῷ τῆς συγκλήτου*

---

4 *τηλικοῦτο* (ex *τηλιτοῦτο* X) X *BW*, *τηλικοῦτον* Y *Ur* vulgo 5 *γὰρ* X U* *Ur* vulgo, *γὰρ τὸν* O, *γάρ τοι* coni. *Hu* coll. 4, 40, 8 7 *ἀπαγαγεῖν* O 8—13 M 70, 25—30 *Hey*: *Ὅτι ὁ Πολύβιος πρεσβευτὴς ἀποσταλεὶς πρὸς τὸν Ἄππιον* (sic) *παρὰ τῶν Ἀχαιῶν· μετὰ δὲ τοῦτο ἀναχωρήσας*—13 *στρατιωτῶν* 10 *προσπεπτωκότες* super ultim. syll. superscripto *των* O *οὐ μετουπολὺ* M Y, corr. *Ur* 12. 13 *ὁ κέντων* M* (?) *Ur*, *οὐκ ὄντων* Y 13 *ἤιτει* | M *Di Hu*, *ᾐτεῖτο* Y *Ur* vulgo *BW*, *ᾔτητο* *Na* 351 *ἃ* *Ur* pro *ἅμα* 14 *φροντίζειν κατ' ἰδίαν* *Di* praef. I 56, *καταφροντίζειν τῇ ἰδίᾳ* (Y), *καταφροντίζειν ἰδίᾳ* (*Ur*) vulgo *ταῦτα φροντίζειν* Y, *ταῦτ' ἀφροντιστεῖν* *Gro* not. 449, *ταῦτα ἐκφαντίζειν* *Rei* 695, corr. *Hu* 15 *μηδεμιᾶς* Y *Ca* 903, *μηδὲ μίας* *Ur* *ὑπαρχούσης* (*ὕπαρχος* X, *ὑπαρχούσης* X[m]) *φανερῶς* (*φανερῶς* om. O) Y, *ὑπαρχούσης* (*χρείας*) *φανερῶς* *Ur*, *ὑπαρχούσης* (*χρείας*) *φανερᾶς* *Rei* 695, *ὑπαρχούσης* (*ἐντολῆς*) *φανερᾶς* coni. *Sch*, *ὑπαρχούσης προφάσεως* *Hu*, (*αἰτίας*) *ὑπαρχούσης φανερῶς* *BW*, v. 3, 6, 5. 5, 41, 3 16 *ἀντιλέγειν*] *γῆν* O *τελέσως* Y, *τελέσων* O, *τελέως* *Ur* vulgo, corr. *Hu*

δόγματι τῷ κελεύοντι μηδένα προσέχειν τοῖς ὑπὸ τῶν
1181] στρατηγῶν γραφομένοις, ἐὰν μὴ τοῦτο ποιῶσιν
12 κατὰ τὸ δόγμα τῆς συγκλήτου. τοῦτο δ' οὐκ ἦν προσ-
13 κείμενον τοῖς γράμμασι. διὸ καὶ κατεκράτησε τοῦ τὴν
ἀναφορὰν ἐπὶ τὸν ὕπατον γενέσθαι καὶ δι' ἐκείνου 5
παραλυθῆναι τῆς δαπάνης τὸ ἔθνος, οὔσης ὑπὲρ ἑκατὸν
14 εἴκοσι τάλαντα μεγάλα. τοῖς γε μὴν βουλομένοις δια-
βάλλειν αὐτὸν πρὸς τὸν Ἄππιον ἀφορμὰς ἔδωκεν, ὅτι
διακόψαι τὴν ἐπιβολὴν αὐτοῦ τὴν περὶ τῆς βοηθείας. —
14 Ὅτι οἱ Κυδωνιᾶται κατὰ τὸν καιρὸν τοῦτον [1014
(27, 16) ἐποίησαν πρᾶγμα δεινὸν καὶ παράσπονδον ὁμολο-
2 γουμένως. καίπερ (γὰρ) πολλῶν τοιούτων γενομένων
κατὰ τὴν Κρήτην, ὅμως ἔδοξεν ὑπεραίρειν τὴν συν-
3 ήθειαν τὸ τότε γενόμενον. ὑπαρχούσης γὰρ αὐτοῖς οὐ
μόνον φιλίας, ἀλλὰ συμπολιτείας πρὸς Ἀπολλωνιάτας 15
καὶ καθόλου κοινωνίας πάντων τῶν ἐν ἀνθρώποις
νομιζομένων δικαίων, καὶ περὶ τούτων κειμένης ἐνόρ-
4 κου συνθήκης παρὰ τὸν Δία τὸν Ἰδαῖον, παρασπον-
δήσαντες τοὺς Ἀπολλωνιάτας κατελάβοντο τὴν πόλιν
καὶ τοὺς μὲν ἄνδρας κατέσφαξαν, τὰ δ' ὑπάρχοντα 20

---

2 ποιῶσιν XU* *Ur BW*, ποιῶσι Y vulgo post *Be*
3 τὸ del. Cobetus *Mnemos.* 1881, 182 4 γράμμασι Y *Hu*, γράμμασιν U* *Ur* vulgo τοῦ] τὸ *Rei* 695, sed v. Hewlettium l. c. 281 6. 7 ρ̄ εἴκοσι Y 7 μεγάλα. Y vulgo post *Sch*, μεγάλας, *Ur*, μεγάλας transponit ante ἀφορμὰς vs. 8 *Ca* 904, μεγάλας cum sequentibus coniungit et γε μὴν τοῖς scribit pro τοῖς γε μὴν *Hu* 8 post Ἄππιον add. μεγάλας Didotiana *Di* 8. 9 ὅτι διακόψαι Y ante *Rei* 695 *Sch*, ὅτι διακόψας *Ur*, ἅτε διακόψας *Ca* 904 vulgo 10—229, 2 P 311r, *Va* 133; v. Diod. 30, 13, *Ni* 337 10 Κυδωνιᾶται *Be*, Κυδωνιᾶται Κρῆτες ἀνάξιον *Sch* coll. Diod. l. c., κρῆτεσ ἀνάξιον P *Va* vulgo 11 ἐποί|σαν P, corr. *Va* 12 καίπερ| P *Va* vulgo, καὶ γὰρ *Rei* 761 *Sch*, καίπερ (γὰρ) *BW* 14 αὐτοῖσ| Ps ante *Rei* 761 *Sch*, αὐτῆς *Va* vulgo 15 post ἀλλὰ add. καὶ *Rei* 761 20 δὲ P, corr. *Ben* 291 *BW*

διήρπασαν, τὰς (δὲ) γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν πόλιν καὶ τὴν χώραν διανειμάμενοι κατεῖχον. —

Ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται [15 1025 (13)
τοὺς Γορτυνίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει
5 *παρ' ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη, βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν.*
1182] *ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρα-* 2 *τιώτας σὺν τούτῳ τριακοσίους ἐξαπέστειλε κατὰ σπου-*
10 *δήν. ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς* 3 *τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν.* —

Ὅτι ἐν τῇ Ῥόδῳ τὰ τῆς ἀντιπολιτείας 16
αἰεὶ μᾶλλον ἐπέτεινεν. προσπεσόντος γὰρ (14) [2 1026
15 *αὐτοῖς τοῦ τῆς συγκλήτου δόγματος, ἐν ᾧ διεσάφει μηκέτι προσέχειν τοῖς τῶν στρατηγῶν ἐπιτάγμασιν, ἀλλὰ τοῖς αὐτῆς δόγμασι, καὶ τῶν πολλῶν ἀποδεχομένων τὴν τῆς συγκλήτου πρόνοιαν, οἱ περὶ τὸν Φιλό-* 3

---

1 ante *τὰς* add. *καὶ* *Sch*, post *τὰς* add. *δὲ* *Rei* 761 *Be*
3—12 X 152^{u} s., O 205^{r}, U* 139, *Ur* LXXIX; v. *Ni* 337
3 *κυδωνιάται* Y, corr. *Sch* 4 *Γορτυνίους*] *γὰρ τηνίους* O
τῷ *Rei* 695 *Sch*, *τὸ* Y, om. U* *Ur* vulgo *ἔτει* *Rei* l. c. *Sch*
pro *ἔτι*; v. ad p. 170, 18 6 *ἐπιβαλλομένων* Y, corr. *Di*; v. *Hu*
E.Z. XXII 8a *κατασχεῖν* Y *Ur* (errat *Hu*) 9 *τ̄* Y
10 *κυδωνιάται* Y (X^{m} addito *ἴσως*) *Ur*, *κοδωνιάται* X, corr. *Sch*
τε Y *Sch*, om. U* *Ur* vulgo 12 *ἐνεχείρησαν* Y, corr. *Ca* 904
Fragm. 120 huc refert Maur. Mueller progr. gymn. Stendal.
1866, 22 coll.. Liv. 44, 14, 10; sed et Livii locus ad annales
redit (*Ni* 261) neque hoc fragmentum est Polybianum (v. *Sch*
V 81 *Di* IV 162a) 13—233, 14 X 153^{r}—156^{u}, O 205^{r}—207^{u},
U* 139—146, *Ur* LXXX; v. App. Maced. 17, *Ni* 337 13 X^{m}
O^{m}: *ῥόδιοι* 14 *ᾀεὶ* X, unde *αἰεὶ* *BW*, *ἀεὶ* Y *Ur* vulgo
προπεσόντος O 15 *αὐτῇ* ex *αὐτοῖς* U*, ut videtur 17 *αὐτῆς*
Y *Ur* vulgo, *αὐτοῖς* O, corr. *Be* *δόγμασι* Y *Hu*, *δόγμασιν*
Ur vulgo 18 *τῇ—προνοίᾳ* (Y), corr. *Ur*

φρονα καὶ Θεαίδητον ἐπιλαβόμενοι τῆς ἀφορμῆς ταύτης ἐξειργάζοντο τἀκόλουθα, φάσκοντες δεῖν ἐκπέμπειν πρεσβευτὰς πρὸς τὴν σύγκλητον καὶ τὸν Κόιντον Μάρκιον τὸν ὕπατον καὶ πρὸς Γάιον τὸν ἐπὶ τοῦ 4 *ναυτικοῦ. τότε γὰρ ἤδη γνώριμον ἦν ἅπασιν οἵτινες* 5 *τῶν καθεσταμένων ἀρχόντων ἐν τῇ Ῥώμῃ παραγίνεσθαι* 5 *μέλλουσιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους. κροτηθείσης δὲ τῆς ὑποθέσεως, καίπερ ἀντιρρήσεως γενομένης, ἀπεστάλησαν εἰς μὲν τὴν Ῥώμην ἀρχομένης θερείας* 6 *Ἁγησίλοχος Ἁγησίου, Νικαγόρας, Νίκανδρος, πρὸς δὲ* 10 *τὸν ὕπατον καὶ τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν Ἁγέ-* 7 *πολις, Ἀρίστων, Πασικράτης, ἐντολὰς ἔχοντες ἀνανεοῦσθαι τὰ φιλάνθρωπα πρὸς Ῥωμαίους καὶ πρὸς τὰς διαβολὰς ἀπολογεῖσθαι τὰς λεγομένας ὑπό τινων κατὰ* 8 *τῆς πόλεως, οἱ δὲ περὶ τὸν Ἁγησίλοχον ἅμα τοῖς προ-* 15 *ειρημένοις καὶ περὶ σιτικῆς ἐξαγωγῆς ποιησόμενοι* 1183 9] *λόγους. τὰ μὲν οὖν ὑπὸ τούτων ῥηθέντα πρὸς τὴν σύγκλητον καὶ τὰς δοθείσας αὐτοῖς ἀποκρίσεις ὑπὸ τῆς συγκλήτου καὶ διότι πάντων τῶν φιλανθρώ-*

---

1 *θεαίτητον* Y, corr. Ullrichius l. c. 78 *BW*, v. ad 22, 5, 2 3 *κόιντον* ex *κόνιντον* O 5 *ὥς τινες* (Y), corr. *Sch* 7 *κροτηθείσης* Y *Ur* not. 76 *Sch*, *κρατηθείσης* *Ur* vulgo 9 *θερείας* Y *Ca* 905, *θερίας* U* *Ur* 10 *ἡγησίλοχος* Y *Ur* vulgo ante *Sch*, *ἡγεσίλοχος* O, *Ἀγεσίλοχος* *Sch*, *Ἀγησίλοχος* Didotiana, corr. *BW* *ἡγησίου* Y, *ἀγησίου* Ullrichius l. c. 75 coll. C. I. Rh. n. 359, corr. *BW* *νικαγόρας* Y ante *Ur*, *νιγραγόρας* U* *νίκανδρος* Y *Sch*, *νικάνδρου* *Ur* vulgo 11 *ἀγόπολις* Y, *ἀγόπολις* ex *ἀγάπολις* O, *ἀγεσίπολις* *Ur*, *ἀγέπολις* *Sch*, corr. *BW*, v. inscriptionem 101ᵇ a Geldero editam l. c. 462 12 *παγκράτης* Y vulgo, *παγκράτη* O, corr. Gelder l. c. 149 ann. 1 15 *ἀγησίλοχον* Y *Be*, *ἡγησίλοχον* *Ur* vulgo ante *Sch*, *ἀγεσίλοχον* O *Sch*, corr. *BW* 16 *περσιτικῆς* Y, *περσικῆς* O et Xᵐ addito *ἴσως*, *περὶ σιτικῆς* *Ur* vulgo (v. Glaserum l. c. 49 ss.), *περὶ σίτου* (cum hiatu) *Na* 360, *περὶ τῆς* *Hu* 17 *τούτων ῥηθέντα* U*ᵐ, *τῶν ῥηθέντων* U*

πων τυχόντες ἐπανῆλθον, ἐν τοῖς Ἰταλικοῖς εἴπομεν.
περὶ δὲ τούτου τοῦ μέρους χρήσιμόν ἐστι πλεονάκις 10
ὑπομιμνήσκειν, ὃ δὴ καὶ πειρώμεθα ποιεῖν, διότι πολ-
λάκις ἀναγκαζόμεθα τὰς ἐντεύξεις τῶν πρεσβειῶν καὶ
5 τοὺς χρηματισμοὺς προτέρους ἐξαγγέλλειν τῆς κατα-
στάσεως καὶ τῆς ἐξαποστολῆς. ἐπεὶ γὰρ καθ' ἕκαστον 11
ἔτος τὰς καταλλήλους πράξεις γράφοντες πειρώμεθ' ἐν
ἑνὶ καιρῷ συγκεφαλαιοῦσθαι τὰς παρ' ἑκάστοις πράξεις,
δῆλον ὡς ἀναγκαῖόν ἐστιν τοῦτο συμβαίνειν περὶ τὴν
10 γραφήν.

Οἱ δὲ περὶ τὸν Ἁγέπολιν ἀφικόμενοι πρὸς τὸν 17
Κόιντον, καταλαβόντες αὐτὸν ἐν Μακεδονίᾳ πρὸς (15)
Ἡράκλειον στρατοπεδεύοντα διελέγοντο περὶ ὧν εἶχον
τὰς ἐντολάς. ὁ δὲ διακούσας οὐχ οἷον αὐτὸς ἔφη 2
15 προσέχειν ταῖς διαβολαῖς, ἀλλὰ κἀκείνους παρεκάλει [1027
μηδενὸς ἀνέχεσθαι τῶν λέγειν τι τολμώντων κατὰ
Ῥωμαίων, καὶ πολλὰ καθόλου τῶν εἰς φιλανθρωπίαν
ἡκόντων ἐπεμέτρησεν. ἔγραψε δὲ ταῦτα καὶ πρὸς τὸν 3
δῆμον τῶν Ῥοδίων. τοῦ δ' Ἁγεπόλιδος ἐψυχαγωγη- 4
20 μένου κατὰ τὴν ὅλην ἀπάντησιν ἰσχυρῶς, λαβὼν αὐτὸν
κατ' ἰδίαν εἰς τὰς χεῖρας ὁ Κόιντος θαυμάζειν ἔφη

---

1 Ἰταλικοῖς] 28, 2, 1—8 3 *διότι Ca* 905 pro διὸ καὶ
4 πρεσβειῶν Y *Sch*, πρεσβευτῶν *Ur* 7 καταλλήλων (Y), corr.
Sch auctore *Rei* 696 πράξεις Y ante *Ur*, γράψεις π super-
scripto super γ U* πειρώμεθα Y, corr. *Ben* 293 *BW*, v. *Hu*
Philol. 1859, 308 9 ἀναγκαῖα Y, corr. *Ur* ἐστὶν XO, unde
ἐστιν *BW*, ἐστὶ U** *Ur*, ἐστι vulgo συμβαίνει O 11 ἀγό-
πολιν Y, ἀγεσίπολιν *Ur*, ἀγέπολιν *Sch*, corr. *BW*, v. ad 28. 16, 6
13 ἡράκλειαν Y, corr. *Sch*, v. ad 28, 13, 3 15 παρακαλεῖν
coni. Campius l. c. 1411 16 τολμόντων O 18 ἀνηκόντων
vulgo post *Sch*, sed v. ad 12, 15, 9 ἐπεμέτρισεν Y, corr. *Ur*
19 Ῥοδίων *Rei* 696 *Sch* pro ῥωμαίων ἀγεσιπόλιδος Y *Ur*,
ἀγεπόλιδος *Sch*, corr. *BW*, v. ad 28, 16, 6 21 κατ' ἰδίαν
del. *Na* 122, sed v. Krebsium *D. Präpos.* cet. 138 ann. 3

πῶς οὐ πειρῶνται διαλύειν οἱ Ῥόδιοι τὸν ἐνεστῶτα
πόλεμον, μάλιστα τοῦ πράγματος ἐκείνοις καθήκοντος.
5 πότερα δὲ τοῦτ' ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων μή
ποτε κρατήσας τῆς Ἀλεξανδρείας βαρὺς ἔφεδρος αὐτοῖς
γένηται, τοῦ πρὸς τὸν Περσέα πολέμου χρόνον λαμ- 5
6 βάνοντος· ἤδη γὰρ τότε συνέβαινε συγκεχύσθαι τὸν
7 περὶ Κοίλης Συρίας πόλεμον· ἢ θεωρῶν ὅσον οὔπω
κριθησόμενα τὰ κατὰ τὸν Περσέα, τῶν Ῥωμαϊκῶν
1184] στρατοπέδων ἐν Μακεδονίᾳ παραβεβληκότων, καὶ
8 καλὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ἀποβησομένων ἐβούλετο 10
τοὺς Ῥοδίους προνύξας μεσίτας ἀποδεῖξαι, καὶ τοῦτο
πράξαντας δοῦναι τοῖς Ῥωμαίοις ἀφορμὰς εὐλόγους
εἰς τὸ βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν αὐτοῖς φαίνηται,
9 τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν, δοκῶ δὲ μᾶλλον τὸ
τελευταῖον εἰρημένον, ἐξ ὧν ἐμαρτύρησε τὰ μετ' ὀλίγον 15
10 συμβάντα τοῖς Ῥοδίοις. οἵ γε (μὴν) περὶ τὸν Ἀγέπολιν
ἐξ αὐτῆς βαδίσαντες πρὸς τὸν Γάιον καὶ πάντων
τυχόντες τῶν φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ
11 τῷ Μαρκίῳ ταχέως εἰς τὴν Ῥόδον ἀνεχώρησαν. γινο-
μένης δὲ τῆς ἀποπρεσβείας, καὶ τῆς τε διὰ τῶν λόγων 20
φιλανθρωπίας καὶ τῆς διὰ τῶν (ἀπο)κρίσεων εὐνοίας
ἑκατέρων τῶν στρατηγῶν ἐφαμίλλου γενομένης, ὀρθοὶ
καὶ μετέωροι ταῖς διανοίαις ἐγενήθησαν οἱ Ῥόδιοι

---

1 διάλυσιν Y, corr. *Ur* 3 ἐποίει τὸν *Be* pro ἐποιεῖτο
4 βραχὺς Y, corr. *Ur* 6 συγκεχῶσθαι Y, συγκεχῦσθαι *Ur*, corr. *Be* 8 ῥωμαίων O, corr. O[m] 9 εἰς Μακεδονίαν παρ-εμβεβληκότων coni. *Sch* coll. 29, 19, 8 11 προνύξας Y *Sch*, παροξύνας *Ur* vulgo, v. Ullrichium l. c. 63 12 πράξας *Hu*
13 ἂν *Ur* pro ἐὰν 15 εἰρημένον Y *Ca* 906, εἰρημένους *Ur*
16 οἵ] ἢ O γε Y, γε (μὴν) *Di* auctore *Be*, δὲ *Hu* ratus plura ab eclogario esse omissa, τε coni. *BW* 16. 233, 7 ἀγεσίπολιν Y *Ur*, ἀγέπολιν *Sch*, corr. *BW*, v. ad 28,16,6 18 φιλανθρωπιῶν Y, corr. *Sch* 21 κρίσεων Y, corr. *Ur* 22 ἑκατέρας Y, corr. *Ur*

πάντες, οὐ μὴν ὡσαύτως. οἱ μὲν γὰρ ὑγιαίνοντες 12
περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ τῶν Ῥωμαίων,
οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο παρ' αὑτοῖς
σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας τοῦ
5 δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν
αὐτοῖς τὰ πράγματα κατὰ λόγον. ὅτε δὲ καὶ τὸν 13
Ἀγέπολιν συνέβη παραφθέγξασθαι πρός τινας (τῶν)
φίλων, ὅτι παρὰ τοῦ Μαρκίου κατ' ἰδίαν ἐντολὰς [1028
εἴληφε μνημονεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ δια-
10 λύειν τὸν πόλεμον, τότε δὴ τελέως οἱ περὶ τὸν Δείνωνα 14
συνέθεσαν ἐν κακοῖς μεγάλοις εἶναι τοὺς Ῥωμαίους.
ἀπέστειλαν δὲ καὶ πρεσβευτὰς εἰς τὴν Ἀλεξάνδρειαν 15
τοὺς διαλύσοντας τὸν ἐνεστῶτα πόλεμον Ἀντιόχῳ καὶ
Πτολεμαίῳ.

15 IV. BELLUM ANTIOCHI IV. CUM PTOLEMAEO PHILOMETORE.

1185] Ὅτι Ἀντίοχος ὁ βασιλεὺς ἦν καὶ πρακτικὸς [18 1014
καὶ μεγαλεπίβολος καὶ τοῦ τῆς βασιλείας προ- (27, 17)
σχήματος ἄξιος, πλὴν τῶν κατὰ τὸ Πηλούσιον στρατη-
20 γημάτων. —

1 πάντες οὐ μὴν ὡσαύτως Y, πάντες οὐ μὴν ὡσαύτως commate **ante** πάντες posito *Ur*, eadem *Sch Be* commate **post** πάντες posito, οὐ μὴν πάντες ὡσαύτως (cum hiatu) *Ca* 906 *Gro* Ernestus Didotiana *Di*, verba οὐ μὴν ὡσαύτως reliquias esse longioris sententiae ab epitomatore contractae putat *Hu* 3 αὐτοῖς Y, corr. *Be* 6 ὅτε δὲ *Ca* 906 pro ὥστε 7 τῶν add. *Ca* l. c. 8 μάρκου Y, corr. *Ur* 10 δὴ *Ca* 906 pro δὲ 11 συνεθεώρησαν — ὄντας coni. *Hu*, sed cf. Suid. v. συνέθηκεν et Ullrichium l. c. 63 demonstrantem a Polybio h. l. adhibita esse verba alibi non usurpata 17—20 P 311r, *Va* 133; v. Diod. 30, 18, *Ni* 337 17 Pm: λογ κη 18 καὶ μεγαλεπίβολος P *Di*, om. *Va* vulgo, v. *BW* IV cap. 2 προσχήματος *BW* pro ὀνόματος coll. Diod. l. c. et Pol. 18, 55, 4. 30, 18, 2

19 (16) Ὅτι μετὰ τὸ παραλαβεῖν Ἀντίοχον τὰ κατὰ [1028 τὴν Αἴγυπτον ἔδοξε τοῖς περὶ τὸν Κομανὸν καὶ Κινέαν συνεδρεύσασιν μετὰ τοῦ βασιλέως κοινοβούλιον καταγράφειν ἐκ τῶν ἐπιφανεστάτων ἡγεμόνων
2 τὸ βουλευσόμενον περὶ τῶν ἐνεστώτων. πρῶτον οὖν 5 ἔδοξε τῷ συνεδρίῳ τοὺς ἀπὸ τῆς Ἑλλάδος παρεπιδημήσαντας πέμπειν πρεσβευτὰς ὡς τὸν Ἀντίοχον κοι-
3 νολογησομένους ὑπὲρ διαλύσεως. ἦσαν δὲ τότε παρὰ μὲν τοῦ κοινοῦ τῶν Ἀχαιῶν πρεσβεῖαι διτταί, μία μὲν ὑπὲρ τῆς τῶν φιλανθρώπων ἀνανεώσεως, ἣν ἐπρέσβευον 10 Ἀλκίθος Ξενοφῶντος Αἰγιεὺς καὶ Πασιάδας, ἄλλη δὲ
4 περὶ τοῦ τῶν Ἀντιγονείων ἀγῶνος. ἦν δὲ καὶ παρὰ (τῶν) Ἀθηναίων πρεσβεία περὶ δωρεᾶς, ἧς ἡγεῖτο Δημάρατος, καὶ θεωρίαι διτταί, μία μὲν ὑπὲρ τῶν Παναθηναίων, ἧς προειστήκει Καλλίας ὁ παγκρατιαστής, 15 ἡ δ' ἄλλη περὶ μυστηρίων, ὑπὲρ ἧς Κλεόστρατος ἐποι-
5 εῖτο τὸν χρηματισμὸν καὶ τοὺς λόγους. ἐκ δὲ Μιλήτου παρῆσαν Εὔδημος καὶ Ἱκέσιος, ἐκ δὲ Κλαζομενῶν
6 Ἀπολλωνίδης καὶ Ἀπολλώνιος. ἐξαπέστειλε δὲ καὶ (Πτολεμαῖος) ὁ βασιλεὺς Τληπόλεμον καὶ Πτολεμαῖον 20
7 τὸν ῥήτορα πρεσβευτάς. οὗτοι μὲν οὖν ἔπλεον ἀνὰ τὸν ποταμὸν εἰς τὴν ἀπάντησιν. —

1—22 X 156ᵘ—157ᵘ, O 207ᵘ—208ʳ, U* 146—148, *Ur* LXXXI; v. *Ni* 262 s., 337 3 *κιναίαν* Y, corr. *Ur* *συνεδρεύσασιν* X *BW*, *συνεδρεύσασι* Y* *Ur* vulgo 8 *δὲ* Y ante *Ca* 907, om. *Ur*, (non O) 9. 14 *δισσαὶ* Y, corr. *Di* 10 ante *ἣν* del. *εἰς* *Ur* 11 *ἀλκήθης* Y, *ἀλκίθης* U*, *ἄλκιθος* vulgo post *Ur*, corr. *Rei* 695 *Sch* *BW*, v. ad p. 226, 2 12 *τοῦ τῶν*] *τούτων* O *ἀντιγονετῶν* Y, *ἀνταγωνιστῶν* vulgo post *Ur*, corr. *Gro*ᵐ *Sch* *ἦν* Y ante *Ur*, *ἣν* U* 13 *τῶν* add. *BW* coll. 28, 20, 8 *ἧς* *Ca* 907 pro *καὶ* 15 *παναθηναίων* *Ur* pro *παρὰ ἀθηναίων* 17 *μηλήτου* Y, corr. *Ur* 18 *παρῆσαν*] *πᾶσαν* O 20 *Πτολεμαῖος* add. *BW* Fleckeis. annal. 1889, 685

20 (17) Ὅτι κατὰ τὸν καιρόν, ὅτε Ἀντίοχος τὴν Αἴγυπτον παρέλαβε, συνῆψαν τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβευτῶν οἱ πεμφθέντες ἐπὶ τὰς διαλύσεις. *ἀποδεξάμενος δὲ τοὺς ἄνδρας φιλανθρώπως τὴν μὲν πρώτην ὑποδοχὴν αὐτῶν*
5 *ἐποιήσατο μεγαλομερῆ, κατὰ δὲ τὴν ἑξῆς ἔδωκεν* 2
1186] *ἔντευξιν καὶ λέγειν ἐκέλευσεν περὶ ὧν ἔχουσι τας ἐντολάς. πρῶτοι μὲν οὖν οἱ παρὰ τῶν Ἀχαιῶν ἐποι-* 3
ήσαντο λόγους, τούτοις δ' ἑξῆς Δημάρατος ὁ παρὰ τῶν Ἀθηναίων, μετὰ δὲ τοῦτον Εὔδημος ὁ Μιλήσιος. [1029
10 *πάντων δὲ πρὸς τὸν αὐτὸν καιρὸν καὶ τὴν αὐτὴν ὑπό-* 4
θεσιν διαλεγομένων, παραπλησίους εἶναι συνέβαινε καὶ τοὺς κατὰ μέρος αὐτῶν λόγους. τὴν μὲν γὰρ αἰτίαν 5
τῶν συμβεβηκότων πάντες (ἀν)έφερον ἐπὶ τοὺς περὶ τὸν Εὐλαῖον, τὴν δὲ συγγένειαν καὶ τὴν ἡλικίαν τὴν
15 *τοῦ Πτολεμαίου προφερόμενοι παρῃτοῦντο τὴν ὀργὴν τοῦ βασιλέως. Ἀντίοχος δὲ πᾶσι τούτοις ἀνθομολογη-* 6
σάμενος καὶ προσαυξήσας τὴν ἐκείνων ὑπόθεσιν ἤρξατο λέγειν [τὴν] ὑπὲρ τῶν ἐξ ἀρχῆς δικαίων, δι' ὧν ἐπειρᾶτο συνιστάνειν τῶν ἐν Συρίᾳ βασιλέων ὑπάρχουσαν (τὴν)
20 *κτῆσιν τῶν κατὰ Κοίλην Συρίαν τόπων, ἰσχυροποιῶν* 7
μὲν τὰς ἐπικρατείας τὰς Ἀντιγόνου τοῦ πρώτου κατασχόντος τὴν ἐν Συρίᾳ βασιλείαν, προφερόμενος δὲ τὰ συγχωρήματα τὰ γενόμενα Σελεύκῳ διὰ τῶν ἀπὸ

1—236, 18 X 157u—159u, O 208r—209u, U* 148—151, *Ur* LXXXII; v. *Ni* 337   5 *ἐποιήσατο* X ante *Ur*, *ἐποιήσαντο* Y *μεγαλομερῆ* Y *Sch*, *μεγαλομερῶς* *Ur* vulgo   6 *ἐκέλευσεν* X *BW*, *ἐκέλευσε* Y* *Ur* vulgo   9 *μηλήσιος* Y, *μιλήσιος* U** *Ur*   13 *ἔφερον* Y, *ἀνέφερον* *Ur* vulgo, *ἐπέφερον* *Hu*, sed *αἰτίαν ἐπιφέρειν* coniungit Pol. cum dativo (v. 5, 12, 5; 41, 3 et R. Wielandtium de Pol. archetypo. Diss. inaug. Heidelberg. 1887, 56 s.)   17 *ἤρξαντο* Y, corr. *Ur*   18 *τὴν* Y, del. *Ur*   19 *τὴν* add. *Be*, *ἀρχαίαν τὴν* *BW*   23 *σελευκῷ* O

Μακεδονίας βασιλέων μετὰ τὸν Ἀντιγόνου θάνατον·
3 *ἑξῆς δὲ τούτοις ἀπερειδόμενος ἐπὶ τὴν τελευταίαν κατὰ*
9 *πόλεμον Ἀντιόχου τοῦ πατρὸς ἔγκτησιν, ἐπὶ δὲ πᾶσιν*
ἐξαρνούμενος τὴν ὁμολογίαν, ἥν ἔφασαν οἱ κατὰ τὴν
Ἀλεξάνδρειαν γενέσθαι Πτολεμαίῳ τῷ νεωστὶ μετηλ- 5
λαχότι πρὸς Ἀντίοχον τὸν ἐκείνου πατέρα, (δι)ότι δεῖ
λαβεῖν αὐτὸν ἐν φερνῇ Κοίλην Συρίαν, ὅτ' ἐλάμβανε
10 *Κλεοπάτραν τὴν τοῦ νῦν βασιλεύοντος μητέρα. πρὸς*
ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς καὶ πείσας οὐ μόνον
αὐτόν, ἀλλὰ καὶ τοὺς ἀπηντηκότας ὡς δίκαια λέγει, 10
11 *τότε μὲν διέπλευσεν εἰς τὴν Ναύκρατιν. χρησάμενος*
δὲ καὶ τούτοις φιλανθρώπως καὶ δοὺς ἑκάστῳ τῶν
Ἑλλήνων τῶν κατοικούντων χρυσοῦν προῆγεν ἐπὶ τῆς
12 *Ἀλεξανδρείας. τοῖς δὲ πρεσβευταῖς τὴν ἀπόκρισιν ὑπέ-*
σχετο δώσειν, ὅταν οἱ περὶ τὸν Ἀριστείδην καὶ Θῆριν 15
13 *ἀνακάμψωσιν ὡς αὐτόν. ἐξαπεσταλκέναι γὰρ ἐκείνους*
ἔφη πρὸς τὸν Πτολεμαῖον, βούλεσθαι δὲ πάντων συν-
1187] *ἵστορας εἶναι καὶ μάρτυρας τοὺς ἀπὸ τῆς Ἑλλάδος*
πρεσβευτάς. —

21 (17a) Ὅτι Εὐλαῖος ὁ εὐνοῦχος ἔπειϲε Πτολεμαῖον ἀνα- 20
λαβόντα τὰ χρήματα, τὴν βαϲιλείαν προιέμενον τοῖϲ
2 ἐχθροῖϲ, ὑποχωρεῖν εἰϲ Σαμοθρᾴκην· *ἐφ' ἃ τίς οὐκ ἂν*

---

3 *ἔγκτησιν* Ernestus, *ἔκτισιν* Y, *ἔκτησιν* U* *Ur* vulgo ante Ernestum, *ἐκείνου κτῆσιν* *Rei* 699 *Di* 4 *ἐξαρνόμενος* O 5 *μετηλλαχότι* Y ante *Ca* 908, *μεταλαχόντι* U*, *μετηλλαχόντι* *Ur* 6 *διότι* *Ben* 293 *BW* pro *ὅτι* 7 *φέρνη* Y, accentum corr. *Di*, v. Herodian. techn. II 227, 10. 939, 7 Lentz 9 *πεῖσαι* O, corr. man. recentissima 10 *αὐτὸν* Y, corr. *Be* *ἀπεωτηκότας* O 16 *ἐκείνους* Y ante *Ca* 909, *ἐκείνοις* *Ur* 20—237, 18 M 70, 30—71, 14 *Hey*; v. Diod. 30, 17, *Ni* 337 20s. post *ἀναλαβόντα* add. *μὲν* et post *τὴν* add. *δὲ* *Hey*; in M *μὲν* et *δὲ* desunt secundum *Ma* et *Bo* 21 *προϊέμενον* M, *προέμενον* vulgo post Cobetum *Mnemos*. 1861, 33

ἐπιστήσας ὁμολογήσειεν ὅτι μέγιστα κακὰ ποιοῦσιν αἱ
κακαὶ συντροφίαι τοὺς ἀνθρώπους; τὸ γὰρ μηδ', [3 1030
ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀπο-
στάντα τῶν ἐχθρῶν, ὁρμῆσαι πρός τι τῶν καθηκόντων,
5 *ἄλλως τε καὶ τηλικαύτας ἀφορμὰς ἔχοντα καὶ τοιούτων*
τόπων κυριεύοντα καὶ τοσούτων πληθῶν, ἀλλ' εὐθέως
αὐτόθεν ἀκονιτὶ παραχωρῆσαι βασιλείας τῆς ἐπιφανεστά-
της καὶ μακαριωτάτης, πῶς οὐκ ἄν τις εἶναι φήσειε
ψυχῆς ἐκτεθηλυμμένης καὶ διεφθαρμένης ὁλοσχερῶς;
10 *ἣν εἰ μὲν συνέβαινε φύσει περὶ Πτολεμαῖον ὑπάρχειν,* 4
τὴν φύσιν ἔδει καταμέμψασθαι καὶ μηδενὶ τῶν ἐκτὸς
αἰτίαν ἐπιφέρειν· ἐπειδὴ δὲ διὰ τῶν μετὰ ταῦτα πράξεων 5
ἡ φύσις ὑπὲρ αὐτῆς ἀπελογήθη, δείξασα τὸν Πτολε-
μαῖον καὶ στάσιμον ἱκανῶς καὶ γενναῖον ἐν τοῖς κιν-
15 *δύνοις ὑπάρχοντα, δῆλον ὡς εἰκότως ἄν τις τῆς τότε*
περὶ αὐτὸν γενομένης ἀγεννίας καὶ τῆς ὁρμῆς τῆς εἰς
τὴν Σαμοθρᾴκην τὴν αἰτίαν ἐπὶ τὸν σπάδωνα καὶ τὴν
τούτου συντροφίαν ἀναφέροι. —

Ὅτι Ἀντίοχος μετὰ τὸ καταλιπεῖν Ἀλεξάνδρειαν 22 (18)
20 πολιορκεῖν *πρεσβευτὰς εἰς τὴν Ῥώμην ἐξέπεμπεν· οὗτοι* 2
δ' ἦσαν Μελέαγρος, Σωσιφάνης, Ἡρακλείδης· συνθεὶς 3
ἑκατὸν καὶ πεντήκοντα τάλαντα, πεντήκοντα μὲν στέ-

---

1 *ὁμολογη|* M, *ὁμολογήσει Ma*, *ὁμολογήσειε Ge*, corr. *Ben* 294 *Be* 2 *σύντροφοι* legerat *Ma*, unde *συντροφίαι* Orellius ind. lect. acad. Turic. 1834, 6 nunc codice confirmatum 7 *ἀκονητὶ* M, corr. *Ge* 9 *ἐκτεθηλυμμένης* M *Be*, *ἐκτεθηλυμένης Lu Ge Hey*, v. 36, 15, 2 12 ante *αἰτίαν* add. *τὴν Di* 16 *ἀγεννείας Di* secutus Toupium emend. in Suid. opusc. crit. I 547, *ἀγε-νείας* L. Goetzeler quaest. in App. et Pol. dic. genus, Wirceb. 1890, 90 secutus Ernestum; sed v. *Sch* VI 263 17 *αἰτίαν Ge* pro *ὁρμὴν* e Diod. l. c. 19—238, 2 X 159[u], O 209[u], U* 151 s., *Ur* LXXXIII; v. *Ni* 337 21 *σατιφάνης* Y, corr *Ur* 22 *ρ̄ καὶ ν̄* Y

φανον Ῥωμαίοις, τὰ δὲ λοιπὰ τῶν χρημάτων εἰς δωρεὰν τισιν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων. —

23 (19) 1188] Ὅτι *κατὰ τὰς αὐτὰς ἡμέρας κατέπλευσαν ἐκ Ῥόδου πρέσβεις εἰς τὴν Ἀλεξάνδρειαν ἐπὶ τὰς διαλύσεις οἱ περὶ Πράξωνα καὶ μετ' οὐ πολὺ παρῆσαν εἰς τὴν παρ-* 5
2 *εμβολὴν πρὸς Ἀντίοχον. γενομένης δὲ τῆς ἐντεύξεως, πολλοὺς διετίθεντο λόγους, τήν τε τῆς ἰδίας πατρίδος εὔνοιαν προφερόμενοι πρὸς ἀμφοτέρας τὰς βασιλείας καὶ τὴν αὐτῶν τῶν βασιλέων ἀναγκαιότητα πρὸς ἀλλήλους καὶ τὸ συμφέρον ἑκατέροις ἐκ τῆς διαλύσεως.* 10
3 *ὁ δὲ βασιλεὺς ἔτι λέγοντα τὸν πρεσβευτὴν ἐπιτεμὼν*
4 *οὐκ ἔφη προσδεῖσθαι πολλῶν λόγων. τὴν μὲν γὰρ βασιλείαν εἶναι Πτολεμαίου τοῦ πρεσβυτέρου, πρὸς δὲ τοῦτον καὶ διαλελύσθαι πάλαι καὶ φίλους ὑπάρχειν,* [1081 *καὶ νῦν βουλομένων τῶν ἐν τῇ πόλει κατάγειν τοῦτον* 15
5 *μὴ κωλύειν Ἀντίοχον.* καὶ δὴ πεποίηκεν.

---

2 *τισιν* X *BW*, *τισι* Y• *Ur* vulgo 3—16 X 159ᵘ—160ᵘ, O 209ᵘ—210ʳ, U* 152 s., *Ur* LXXXIV; v. *Ni* 337 5 *πρατίωνα* Y, corr. Gelder l. c. 149 ann. 2 *BW*, v. C. I. Rh. n. 46, 268. 414. 438. n. 112, 4 6 *γενομένην* O 8 *προσφερόμενοι* Y, corr. *Ur* 13 *πρεσβύτου* Y, corr. *Di* auctore *Rei* 699 14 *διαλελύσθαι* Y *Be*, *διαλύεσθαι* O Didotiana, *διαλελῦσθαι* *Ur* vulgo *φίλους* Y *Sch*, *φίλον* *Ur* vulgo, *φιλίαν* *Ur* not. 77, v. *Rei* 699 et *Sch*

FRAGMENTA LIBRI XXIX.

OLYMP. 152, 4.

I. RES ITALIAE.

Ἔφη γὰρ αὐτοὺς μίαν ἔχειν διατριβὴν καὶ παρὰ τὰς συνουσίας καὶ παρὰ τὰς ἐν τοῖς περιπάτοις ὁμιλίας διοικεῖν αὐτοὺς ἐν Ῥώμῃ καθημένους τὸν ἐν Μακεδονίᾳ πόλεμον, ποτὲ μὲν ἐπιτιμῶντας τοῖς ὑπὸ τῶν στρατηγῶν πραττομένοις, ποτὲ δὲ τὰ παραλειπόμενα διεξιόντας· ἐξ ὧν ὄνησιν μὲν οὐδέποτε γίνεσθαι τοῖς κοινοῖς πράγμασι, βλάβην δὲ πολλάκις καὶ ἐπὶ πολλῶν γεγονέναι· καὶ ποτὲ δὲ τοὺς ἄρχοντας μεγάλα βλάπτεσθαι διὰ τὰς ἀκαίρους εὑρησιλογίας· πάσης γὰρ διαβολῆς ἐχούσης ὀξύ τι καὶ κινητικόν, ὅταν προκαταληφθῇ τὸ πλῆθος ἐκ τῆς συνεχοῦς λαλιᾶς, εὐκαταφρονήτους γίνεσθαι τοῖς ἐχθροῖς. —

(margin: 1 (1a); 5; 2; 10; 3)

2—13 M 71, 15—24 *Hey*; v. Liv. 44, 22, 8ss., Plut. Aemil. Paull. 11, *Ni* 263s., 300, 337, W. Schwarzium quib. fontib. Plut. in vita L. Aemilii Paulli usus sit. Diss. inaug. Lips. 1891, 21ss. 2 Ἔφη] L. Aemilius Paullus cos. Romae in contione 2 Ἔφη—4 αὐτοὺς] orationem ab epitomatore contractam esse censet *Hu* 4 διοικεῖν (γὰρ) coni. *Ge* 8 πολὺ *Ge* 9 τότε *Di* 10 εὑρησιλογίας *Di*, ut legit in cod. *Bo*, εὑρεσιλογίας vulgo post *Ma*; et εὑρησιλογεῖν (26, 1, 2. 36, 1, 6) et εὑρεσιλογεῖν (12, 25[1], 5. 18, 46, 3) adhibet Polybius 12 εὐκαταφρόνητοσ M, ante εὐκατ. lac. indicaverat *Ma*, εὐκαταφρόνητον scil. τὸν ἄρχοντα *Ge*, corr. Spengelius *Münchener gel. Anz.* 1847, 128 *Di*

2 *Ὅτι ἡ σύγκλητος πυνθανομένη τὸν Ἀντίοχον τῆς*
(1) *μὲν Αἰγύπτου κύριον γεγονέναι, τῆς δ' Ἀλεξανδρείας*
2 *παρ' ὀλίγον, νομίζουσα πρὸς αὐτήν τι διατείνειν τὴν*
1189] *αὔξησιν τοῦ προειρημένου βασιλέως, κατέστησε*
3 *πρεσβευτὰς τοὺς περὶ Γάιον Ποπίλιον, τόν τε πόλεμον* 5
λύσοντας καὶ καθόλου θεασομένους τὴν τῶν πραγμάτων
4 *διάθεσιν ποία τις ἐστίν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν*
ἐν τούτοις ἦν.

II. BELLUM PERSICUM.

3 *Ὅτι παραγενομένων πρὸ τοῦ χειμῶνος τῶν περὶ* [1035
(2) *τὸν Ἱππίαν, οὓς ἀπεστάλκει πρεσβευτὰς ὁ Περσεὺς πρὸς*
2 *Γένθιον ὑπὲρ τῆς συμμαχίας, καὶ διασαφούντων ὅτι*
πρόθυμος ὁ βασιλεύς ἐστιν ἀναδέχεσθαι τὸν πρὸς Ῥω-
μαίους πόλεμον, ἐὰν αὐτῷ δοθῇ τριακόσια τάλαντα καὶ
3 *πίστεις αἱ προσήκουσαι περὶ τῶν ὅλων, πυθόμενος* 15
ταῦτα καὶ κρίνων ἀναγκαίαν εἶναι τὴν Γενθίου κοινο-
πραγίαν προεχειρίσατο Πάνταυχον, ἕνα τῶν πρώτων
4 *φίλων, καὶ τοῦτον ἐξαπέστειλε, δοὺς ἐντολὰς πρῶτον*
μὲν ὁμολογήσαντα περὶ τῶν χρημάτων ὅρκους καὶ
δοῦναι καὶ λαβεῖν ὑπὲρ τῆς συμμαχίας, εἶτα τοὺς 20
ὁμήρους ἐξ αὐτῆς κἀκεῖνον πέμπειν, οὓς ἂν δοκῇ Παν-

1—8 V 96[u] s., W 65[u] s., N 103[u] s., U 368 s., *Ur* XC; v. *Ni* 337. Hanc eclogam inter caput 24 et 25 huius libri vulgo insertam ad res Italiae Ol. 152, 4 huc rettulit *Sch*   2 *δ'* om. N   3 *αὑτὴν* Z, corr. *Be*   5 *πόπλιον* Z, *ποπίλλιον* *Ur* vulgo, corr. *Di*   7 *ποῖον* Z, *ποῖα* *Ur* vulgo, corr. *Be*   *τὰς μὲν* VN
10—243, 17 X 160[u]—163[u], O 210[r]—212[r], U* 153—160, *Ur* LXXXV; v. Liv. 44, 23, Plut. Aemil. Paull. 13, App. Illyr. 9 et Maced. 18, *Ni* 264, 337, Schwarzium l. c. 25 s.   11 *ἱππείαν* O
14. 241, 3 *τ̄* Y   19 *ὁμολογήσαντα* Y *Ca* 910, *ὁμολογήσοντα* *Ur*   21 *κἀκείνον* Y, *κἀκεῖνον* U*[s] *Ur*   *οὓς* *Rei* 699 *Sch* pro *ὡς*

ταύχῳ, καὶ παρ' αὐτοῦ λαμβάνειν οὓς ἂν ἀποφήνῃ Γένθιος διὰ τῶν ἐγγράπτων, πρὸς δὲ τούτοις διατάξασθαι περὶ τῆς κομιδῆς τῶν τριακοσίων ταλάντων.
ὁ δὲ Πάνταυχος ἐξ αὐτῆς ποιησάμενος τὴν ὁρμὴν καὶ 5
5 παραγενόμενος εἰς Μετέωνα τῆς Λαβεάτιδος κἀνταῦθα συμμίξας τῷ Γενθίῳ ταχέως παρεστήσατο τὸν νεανίσκον πρὸς τὸ κοινωνεῖν τῷ Περσεῖ τῶν αὐτῶν ἐλπίδων.
τμηθέντων δὲ τῶν ὁρκίων ὑπὲρ τῆς συμμαχίας καὶ 6 καταγραφέντων, εὐθέως ὁ Γένθιος ἅμα τοὺς ὁμήρους
10 ἔπεμπε τοὺς ὑπὸ τοῦ Πανταύχου καταγραφέντας [1086 καὶ σὺν τούτοις Ὀλυμπίωνα παραληψόμενον τοὺς ὅρκους καὶ τοὺς ὁμήρους παρὰ τοῦ Περσέως, ἑτέρους δὲ τοὺς περὶ τῶν χρημάτων ἕξοντας τὴν ἐπιμέλειαν.
1190] σὺν δὲ τοῖς προειρημένοις ἔπεισεν ὁ Πάνταυχος 7
15 τὸν Γένθιον καὶ πρεσβευτὰς συνεξαποστέλλειν, οἵτινες ἅμα τοῖς παρὰ τοῦ Περσέως πεμπομένοις εἰς τὴν Ῥόδον πρεσβεύσουσιν ὑπὲρ τῆς κοινῆς συμμαχίας.
τούτου (γὰρ) γενομένου, καὶ συνεμβάντων τῶν Ῥοδίων 8 εἰς τὸν πόλεμον, τελέως εὐκαταγωνίστους ἐσομένους
20 ἀπέφαινε τοὺς Ῥωμαίους. ὁ δὲ πεισθεὶς τοῖς παρα- 9 καλουμένοις καὶ προχειρισάμενος Παρμενίωνα καὶ Μόρκον ἐξαπέστειλε, δοὺς ἐντολάς, ὅταν λάβωσιν τοὺς ὅρκους παρὰ τοῦ Περσέως καὶ τοὺς ὁμήρους, καὶ περὶ τῶν χρημάτων γένηται σύμφωνον, πρεσβεύειν εἰς τὴν
25 Ῥόδον.

---

5 μεδεῶνα *Ur* not. 77 e vulgata scriptura, quae est apud Liv. 44, 23, 3; 32, 3, *Di* λιβιτιάδος Y *Ur*, corr. *Ur* not. 77 coll. Liv. 44, 23, 3 *Sch* 6 παρεστήσαντο Y, corr. *Ca* 910 8 τμηθέντων Y ante *Ur*, τιμηθέντων U* 9 ἅμα del. *Hu* comment. Fleckeis. 91 13 dubium est ἕξοντας an ἄξοντας sit in O 17 πρεσβεύουσιν Y, πρεσβεύωσιν *Ur*, corr. *Di* auctore *Sch* 18 γὰρ add. *Rei* 699 *Di* 22 μόρκα Y, corr. *Ur* e Liv. 44, 23, 4 λάβωσιν X *BW*, λάβωσι Y* vulgo

4 (8) *Οὗτοι μὲν οὖν πάντες προῆγον εἰς τὴν Μακεδονίαν· ὁ δὲ Πάνταυχος μένων παρὰ πλευρὰν ὑπεμίμνησκεν καὶ παρώξυνε τὸν νεανίσκον πρὸς τὸ μὴ καθυστερεῖν ταῖς παρασκευαῖς, ἀλλ' ἕτοιμον ὄντα προκαταλαμβάνειν καὶ τόπους καὶ πόλεις καὶ συμμάχους· μάλιστα δ'* 5 *αὐτὸν ἠξίου παρασκευάζεσθαι πρὸς τὴν κατὰ θάλατταν* 2 *μάχην· τῶν γὰρ Ῥωμαίων εἰς τέλος ἀπαρασκεύων ὄντων πρὸς τοῦτο τὸ μέρος κατά τε τοὺς περὶ τὴν Ἤπειρον καὶ τοὺς περὶ τὴν Ἰλλυρίδα τόπους, ἀκονιτὶ πᾶν τὸ προτεθὲν ἐπιτελεσθήσεσθαι δι' αὐτοῦ καὶ τῶν* 10 3 *ὑπ' αὐτοῦ πεμπομένων. ὁ μὲν οὖν Γένθιος τούτοις τοῖς λόγοις ἀναπειθόμενος ἐγίνετο περί τε τὰς κατὰ* 4 *γῆν καὶ κατὰ θάλατταν παρασκευάς. ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων, ὁρμήσας ἀπὸ* 15 *τῆς περὶ τὸν Ἐλπειὸν ποταμὸν παρεμβολῆς μετὰ πάντων τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς τὸ* 5 *Δῖον, καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων ⟨τῶν⟩ ἱππέων· πάνυ γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν* 20 1191] *τοῦ Γενθίου κοινοπραγίαν, ἐλπίζων εὐθαρσεστέρους αὐτοὺς ὑπάρξειν, προσγενομένης ταύτης τῆς ῥο-* [1037 6 *πῆς. ἔπειτα δὲ τοὺς ὁμήρους παρελάμβανε καὶ παρ-*

---

2 *ὑπεμίμνησκεν* X *BW*, *ὑπεμίμνησκε* Y[s] vulgo 3 *παρόξυνε* Y, corr. *Ca* 911 5 *δὲ* X, corr. X[m] 6 *τὴν* *Ur* pro *τὸ* 8 *τοῦτο*] *ταῦτα* O *γε* *Rei* 699 9 *ἀκονητὶ* Y, corr. *Rei* 700 *Sch* 10 *προστεθὲν* Y, corr. *Gro*[m] (*Ca* 911: *quicquid destinasset*) *Sch* 12 ante *περί* add. *τὰ* O 14 *παραγενόμενος* Y, corr. *Ur* 16 *ἐλπιὸν* Y, *ἐνιπέα* *Ur* vulgo, corr. *Hu* coll. Liv. 44, 8, 5 (cum annot. Weissenbornii) et Zonar. 9, 23 18 *δίον* Y vulgo ante *Be*, *δίκαιον* O 19 *τῶν* add. *Ur* not. 78 *Ca* 911 21 *εὐθαρεστέρους* Y, corr. *Ur* not. 78 *Ca* 911 22 *ταύτης*] *τὰ* O

εδίδου τοὺς ἑαυτοῦ τοῖς περὶ Ὀλυμπίωνα. ὧν ἦσαν
ἐπιφανέστατοι Λιμναῖος ὁ Πολεμοκράτους καὶ Βάλα-
κρος ὁ Πανταύχου. μετὰ δὲ ταῦτα τοὺς μὲν ἐπὶ τὰ 7
χρήματα παρόντας εἰς Πέλλαν ἐξέπεμπεν, ὡς ἐκεῖ
5 παραληψομένους, τοὺς δὲ πρεσβευτὰς τοὺς εἰς τὴν
Ῥόδον εἰς Θετταλονίκην πρὸς Μητρόδωρον, συντάξας
ἑτοίμους εἶναι πρὸς τὸν πλοῦν. ἔπειϲε δὲ καὶ τοὺϲ
Ῥοδίουϲ ϲυ(νε)μβαίνειν εἰϲ τὸν πόλεμον. ταῦτα δὲ 8
διοικήσας Ἡροφῶντα μὲν ἐξέπεμψε πρεσβευτὴν πρὸς
10 τὸν Εὐμένη, καὶ πρότερον ἤδη (δι)απεσταλμένον,
Τηλέμναστον δὲ τὸν Κρῆτα πρὸς τὸν Ἀντίοχον, μὴ 9
παρορᾶν τὸν καιρὸν μηδ' ὑπολαμβάνειν πρὸς αὐτὸν
μόνον ἀνήκειν τὴν ὑπερηφανίαν καὶ τὴν βαρύτητα
τῶν Ῥωμαίων, σαφῶς δὲ γινώσκειν ὡς ἐὰν μὴ καὶ 10
15 νῦν αὐτὸς συνεπιλαμβάνηται, μάλιστα μὲν διαλύων
τὸν πόλεμον, εἰ δὲ μή, βοηθῶν, ταχέως πεῖραν λήψεται
τῆς αὐτῆς ἑαυτῷ τύχης. —

Ὑπὲρ ὧν ἔγωγε διηπόρηκα τί δεῖ ποιεῖν· τό [5 1031 (1b)
τε γὰρ γράφειν κατὰ μέρος ὑπὲρ τοιούτων
20 ἀκριβολογούμενον ἃ δι' ἀπορρήτων πρὸς αὐτοὺς οἱ
βασιλεῖς ἔπραττον εὐεπίληπτον ἐφαίνετο καὶ τελέως

---

1 τοὺς Y ante *Ur*, τὰς U* τοῖς *Ur* pro τῶν ὀλυμπιῶνα XO 2 λιμναίων O βάλαυχος Y vulgo ante *Di* Steph. thes. II 77 3 πανταχοῦ X^m 7 ἔπεισε — 8 πόλεμον] Ita obscurata sunt quae Liv. 44, 23, 10 servavit; v. *Sch* VII 653, *Ni* 15 s., Ullrichium l. c. 64 s. 8 συμβαίνειν Y. vulgo ante *Gro*^{m} *Sch* 9 κρυφῶντα Y vulgo ante *Rei* 700 *Sch*, κρυφῶς τὰ ex κρυφῶντα O, v. 29, 6, 2 10 τὸν Y *Ur* not. 78 *Sch*, om. *Ur* vulgo ante *Sch* et Bekker ἀπεσταλμένον Y vulgo, ἀπεσταλμένων O, corr. *BW* coll. 31, 15, 13 16 μὴ om. O 18—250, 2 M 71, 24—74, 32 *Hey* (v. ad p. 244, 10); v. Liv. 44, 24, 9 ss., App. Maced. 18, *Ni* 264, 337 20 αὐτοὺσ M, corr. *Be* 21 εὖ γ' ἐπίληπτον legerat *Ma*, unde εὐπερίληπτον *Na* 133 coll. 7, 7, 6, εὐεξαπάτητον Cobetus *Mnemos*. 1876, 362

2 ἐπισφαλές, τό τε παρασιωπῆσαι πάλιν ὁλοσχερῶς τὸ
δοκοῦν πραγματικώτατον ἐν τῷ πολέμῳ τούτῳ γεγονέναι,
καὶ δι' οὗ πολλὰ τῶν ὕστερον ἀπορουμένων γνωρίμους
ἔσχε τὰς αἰτίας, τελέως τινὸς ἀργίας ἐδόκει μοι σημεῖον
3 εἶναι καὶ τῆς πάσης ἀτολμίας· οὐ μὴν ἀλλὰ κατηνέχθην 5
ἐπὶ τὸ γράφειν κεφαλαιωδῶς τὸ δοκοῦν, καὶ δι' ὧν
εἰκότων καὶ σημείων ἐπὶ ταύτης ἐγενόμην τῆς [1082
1192] γνώμης, ὑπάρχων κατὰ τοὺς αὐτοὺς καιροὺς καὶ
μᾶλλον ἑτέρων ἐκπληττόμενος ἕκαστα τῶν γενομένων.
6 Ὅτι μὲν οὖν Κύδας ὁ Κρὴς στρατευόμενος παρ' 10
(1c) Εὐμένει καὶ τιμώμενος ὡς ἔνι μάλιστα, πρῶτον μὲν
πρὸς Ἀμφίπολιν παραγενόμενος Χειμάρῳ, τινὶ τῶν
σὺν Περσεῖ στρατευομένων (Κρητῶν), καὶ πάλιν πρὸς
Δημητριάδι συνεγγίσας τῷ τείχει * * * ἐκοινολογεῖτο
τὸ μὲν πρῶτον Μενεκράτει, τὸ δὲ δεύτερον Ἀντι- 15
2 μάχῳ, * * * εἴρηται· καὶ μὴν ὅτι δὶς Ἡροφῶν * * *
ἐπρέσβευσε πρὸς Εὐμένη παρὰ Περσέως, καὶ διὰ τοῦτο
Ῥωμαίων οἱ πλείους ὑποψίαν ἔσχον (οὐκ) ἀπίθανον
περὶ τοῦ βασιλέως Εὐμένους, δῆλον ἐκ τῶν περὶ
3 Ἄτταλον συμβάντων· τῷ μὲν γὰρ συνεχώρησαν καὶ 20

---

8 *ἱππαρχῶν* coni. H. M. Werner l. c. 18 s. 9 *ἑτέρου* M, corr. *Ben* 295 *Hu* *ἐκλογιζόμενος* Cobetus *Mnemos.* 1876, 363, *ἐκποριζόμενος* C. Schenkelius *Jahresber. üb. d. Fortschr. d. class. Alterthumswiss. von Bursian-Müller* 1884, I 248, *ἐκπυνθανόμενος* coni. *BW* 10 inde ab Ὅτι novam eclogam incipit M, cum antecedenti coniunxit *Ma* 12 *τινὶ* coni. *Hu*, *ἑνὶ* M vulgo, *Κρητὶ* *Lu* 13 *στρατευομένων* . . . . . M, *στρατευομένων* (*Κρητῶν*) *Hu*, v. Liv. 44, 24, 9 14 *δημητριάδα* M, corr. *BW* * * *] lac. indicat *BW* et add. *τῆς πόλεως* coll. Liv. l. c. 16 * * *] lac. indicat *BW* et add. *τοῖς τοῦ Περσέως στρατηγοῖς, πρότερον ἡμῖν* coll. Liv. l. c. * * *] lac. indicat Spengelius apud *Hu* quaest. II 19 et add. *πρεσβεύσας, νῦν τὸ τρίτον* coll. Liv. l. c. 18 (*οὐκ*) *ἀπίθανον* *Ma*, |*ἀπίθανον* M 19 *εὐμενοῦσ* M secundum *Bo* *τῶν* *Ma* pro *τοῦ* 20 *ἀττάλου*| M vulgo ante Spengelium l. c. et *Be*

παραγενέσθαι πρὸς σφᾶς εἰς τὴν Ῥώμην ἐκ τοῦ Βρεντεσίου καὶ χρηματίσαι περὶ ὧν προῃρεῖτο, καὶ τέλος ἀποκρίσεις δόντες αὐτῷ φιλανθρώπους ἀπέστειλαν, (οὐδὲν οὔτε) πρότερον οὔτε κατὰ τὸν (πρὸς) Περσέα
5 πόλεμον ἀξιόλογον αὐτοῖς συνηργηκότα· (τὸν) Εὐμένη 4 δὲ τὰς μεγίστας χρείας σφίσι παρεσχημένον καὶ πλεῖστα συνηργηκότ' ἔν τε τοῖς πρὸς Ἀντίοχον καὶ κατὰ τὸν (πρὸς) Περσέα πόλεμον οὐ μόνον τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως ἐκώλυσαν, ἀλλὰ καὶ προσέταξαν μέσου
10 χειμῶνος ὄντος ἐν ἡμέραις ταχταῖς ἐκχωρεῖν ἐξ Ἰταλίας. ἐξ ὧν ὅτι μὲν γέγονέ τις ἐπιπλοκὴ τῷ Περσεῖ πρὸς 5 τὸν Εὐμένη, δι' ἣν ἐπὶ τοσοῦτον ἠλλοτριώθησαν πρὸς αὐτὸν Ῥωμαῖοι, προφανὲς ἐκ τῶν εἰρημένων· τίς δ' 6 αὕτη καὶ μέχρι τίνος προύβη πάρεστι σκοπεῖν. ὅτι 7
15 μὲν οὖν Εὐμένης οὐκ ἂν ἠβουλήθη Περσέα κρατῆσαι (1ᵈ) τῷ πολέμῳ καὶ γενέσθαι κύριον τῶν ὅλων, εὐχερὲς
1198] καταμαθεῖν· χωρὶς γὰρ τῆς πατρικῆς ἀλλοτριότητος 2 καὶ δυσμενείας, ἣν εἶχον πρὸς ἀλλήλους, καὶ τὸ τῆς ἀρχῆς ὁμογενὲς ἱκανὸν ἦν ἀπιστίαν καὶ ζηλοτυπίαν
20 καὶ καθόλου τὴν μεγίστην ἀλλοτριότητα παρασκευάζειν ἐν αὐτοῖς· λοιπὸν ἦν ἐξαπατᾶν καὶ στρατηγεῖν ἀλλή- 3 λους δι' ἀπορρήτων· ὅπερ ἐποίουν ἀμφότεροι. θεωρῶν 4

---

4 |πρότερον M, (οὔτε) πρότ. *Ge*, (καίπερ οὐδὲν οὔτε) πρότ. *Hu*, (οὐδὲν οὔτε) πρότ. *BW* πρὸς add. *Ge* 5 συνηργηκότι M, corr. *Hu* τὸν add. *BW*, τὸν δ' Εὐμένη vel τὸν δὲ coni. *Hu* 5. 12 εὐμενῆ M secundum *Bo* 6 πλεῖστον vulgo post *Ma*, πλεῖστα M secundum *Bo BW* 7 συνηργηκότα M, corr. *BW* κατὰ τὸν| M, μετὰ ταῦτα coni. *Hu* 8| περσέα M vulgo, (πρὸς) Περσέα Spengelius l. c. *BW* πόλεμον M Spengelius l. c. *BW*, πολέμοις vulgo post *Ma* 11 ἐπιπλοκὴ *Lu* ex 29, 8, 1, ἐπιβολὴ| M 15. 246, 1 εὐμενὴσ M secundum *Bo* (sic constanter) 19 post ἦν add. καὶ *Ma* vulgo, om. M secundum *Bo BW* 21 διαστρατηγεῖν *Na* 255, καταστρατηγεῖν Krebsius *z. Rect. d. Casus* cet. Monachi 1891, III 23, sed v. ad 9, 25, 6

(γὰρ) *Εὐμένης δυσπαθοῦντα καὶ συγκλειόμενον τὸν*
Περσέα πανταχόθεν καὶ πᾶν τὸ (παραγγελλόμενον) [1083
ἐπιδεχόμενον χάριν τοῦ τὸν πόλεμον διαλύσασθαι καὶ
διαπεμπόμενον ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς
5 *καθ' ἕκαστον ἔτος, τοὺς δὲ Ῥωμαίους ὡσαύτως δυσ-* 5
χρηστουμένους τοῖς ὅλοις διά τε τὸ μηδὲν προκόπτειν
ἐν τῷ πολέμῳ μέχρι τῆς Παύλου στρατηγίας καὶ διὰ
6 *τὸ τοὺς κατὰ τὴν Αἰτωλίαν μετεώρους ὑπάρχειν, ὑπέ-*
λαβεν οὐκ ἀδύνατον εἶναι τὸ συγκαταβῆναι Ῥωμαίους
7 *εἰς ἐξαγωγὴν τοῦ πολέμου καὶ διάλυσιν· πρὸς δὲ τὸ* 10
μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν ἐνόμισεν αὑτὸν ἐπι-
8 *τηδειότατον εἶναι. ταῦτα δὲ συλλογισάμενος ἐφ' ἑαυτοῦ*
κατεπείραζε τοῦ Περσέως διὰ Κύδα τοῦ Κρητὸς τῷ
πρότερον ἔτει πόσου βούλοιτ' ἂν ὠνήσασθαι τὴν ἐλ-
8 *πίδα ταύτην. ἡ μὲν οὖν καταρχὴ τῆς πρὸς ἀλλήλους* 15
(1[e]) 2 *ἐπιπλοκῆς δοκεῖ μοι διὰ ταῦτα γεγονέναι· δυεῖν δὲ*
συγκρινομένων, τοῦ μὲν πανουργοτάτου δοκοῦντος
εἶναι, τοῦ δὲ φιλαργυρωτάτου, γελοίαν συνέβαινε
3 *γίνεσθαι τὴν διαμάχην αὐτῶν. ὁ μὲν γὰρ Εὐμένης*
πᾶσαν ἐλπίδα προύτεινε καὶ πᾶν γένος δελέατος ὑπερ- 20

---

1 γὰρ add. *Ge* 2 πᾶν τὸ (παραγγελλόμενον) *BW* coll. 36, 5, 4, πάλιν M, πᾶν τι *Ge* (sed v. *Hu Philol.* 1859, 292), πάντα *Lu* (cum hiatu), πᾶν ἂν vel πάντ' ἂν coni. *Hu* 3 |ἀπολύσασθαι M, corr. *Di* 5 ὡσαύτως *BW*, οὕτως legerat *Ma*, ὅλως *Hey*, αὐτοὺς *Ge*, ὁμοίως *Hu* 8 Αἰτωλίαν *Lu* pro Ἰταλίαν 11 αὑτὸν *Hey*, αὐτὸν M secundum *Ma* et *Bo* 12 |ἀφ' M vulgo ante Spengelium l. c. et *Be* 13 κατεπείρασε *Ge* 14 βούλοιτο M secundum *Ma* et *Hey* vulgo, βούλοιτ' ἂν sibi videtur legisse *Bo BW* 17 συγκρινομένων M ante *Ge*, συγκρινόντων legerat *Ma*, unde συγκρουόντων Orellius ind. lect. acad. Turic. 1834, 6 Didotiana, συγκυρούντων *Be* 20 ὑπερήτει legerat *Ma*, ὑπερῆπτε M secundum *Hey*, ὑπηρέτει *Ge* vulgo, ὑπερρίπτει Cobetus *Mnemos.* 1862, 33 *Hu*, ὑπέρριπτε *Di* (solet Pol. uti formis praesentis et imperfecti derivatis a ῥιπτεῖν, v. 1, 47, 4; 48, 8. 5, 48, 4 et 7. 8, 7, 4)

ῥίπτει, πεπεισμένος θηρεύσειν τὸν Περσέα ταῖς ἐπαγ-
γελίαις· ὁ δὲ Περσεὺς μακρόθεν ὥρμα πρὸς τὰ προ- 4
τεινόμενα καὶ συνετίθετο, καταπιεῖν δὲ τῶν λεγομένων
οὐδὲν οἷός τ' ἦν ἐπὶ τοσοῦτον ὥστε καὶ προέσθαι τι
1194] τῶν αὑτοῦ. τὸ δὲ γένος τῶν παλαισμάτων ἦν 5
τοιοῦτον. ὁ μὲν γὰρ Εὐμένης ᾔτει τοῦ μὲν ἡσυχίαν
ἔχειν κατὰ τὸ τέταρτον ἔτος καὶ μὴ συστρατεῦσαι
Ῥωμαίοις μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν πεντα-
κόσια τάλαντα, τοῦ δὲ διαλῦσαι τὸν πόλεμον χίλια
10 πεντακόσια, καὶ τούτων ὁμήρους δώσειν κατὰ τάχος
ὑπισχνεῖτο καὶ πίστεις. ὁ δὲ Περσεὺς ἐδέχετο περὶ 6
τῶν ὁμήρων καὶ πόσα καὶ πότε πέμπεσθαι καὶ πῶς
δεήσει ταῦτα τηρεῖσθαι παρὰ τοῖς Κνωσίοις· περὶ δὲ 7
τῶν χρημάτων ὑπὲρ μὲν τῶν πεντακοσίων ταλάντων
15 αἰσχρὸν ἔφησεν εἶναι καὶ τῷ διδόντι καὶ μᾶλλον ἔτι
τῷ λαμβάνοντι τὸ δοκεῖν μισθοῦ τὴν ἡσυχίαν ἔχειν,
τὰ δὲ χίλια καὶ πεντακόσια πέμψειν φέροντας [1084
ἔφη τοὺς περὶ Πολεμοκράτην εἰς Σαμοθρᾴκην κἀκεῖ
μεσιτεύσειν. τῆς δὲ Σαμοθρᾴκης αὐτὸς ἦν κύριος·
20 ὁ δ' Εὐμένης σπουδάζων, καθάπερ οἱ μοχθηροὶ τῶν 8
ἰατρῶν, περὶ τὸ πρόδομα μᾶλλον ἢ περὶ τὸν μισθὸν
τέλος ἀπέστη τῆς ἐπιβολῆς, ἀδυνατήσας καταγωνίσασθαι

---

3 *καταινεῖν* Cobetus *Mnemos.* 1876, 363, sed v. Schenkelium l. c. 248 4 *τ'* add. M secundum *Bo* ante Spengelium l. c. *Di* *προθέσθαι* M, corr. *Lu* 5 *αὑτοῦ* *Hey*, *αὐτοῦ* M secundum *Ma* et *Bo* 6 *τοῦ* *Ma* pro *τὸ* 10 *κατὰ τάχος* *Hu*, *κατὰ ταῦθ'* M, *κατὰ πόδας* *Ge*, *παραυτὰ* *Lu* (cum hiatu) 11 *ἐδέχετο* *Ge*, *ἐλέγετο* legerat *Ma*, *ἔλεγε τὸ* M secundum *Hey* ante *περὶ* add. *μὲν* *Hey*, post *περὶ* Didotiana, v. *Hu* praef. I² 68 16 *τὸ* *Ma* pro *τῶι* 19 *μεσιτεύεσθαι* M, *δεήσειν τηρεῖσθαι* *Lu*, *καταθήσειν* * * * *μεσιτεύειν τὴν διάλυσιν* Leutschius *Gött. gel. Anz.* 1855, I 258, corr. *Ge* coll. Suida v. *μεσιτεύειν* (v. Pol. fr. 183) 20 *δὲ* legerat *Ma*, *δ'* M secundum *Hey*

τῇ σφετέρᾳ πανουργίᾳ τὴν τοῦ Περσέως μικρολογίαν.
9 καὶ δὴ τῷ τοιούτῳ τρόπῳ ποιήσαντες ἱερὸν τὸν στέφανον τῆς φιλαργυρίας διελύθησαν ἐπ' ἴσης, καθάπερ
10 ἀγαθοὶ παλαισταί. τούτων δ' ἔνια μὲν (ἐξ)ερρύη παρ' αὐτὸν τὸν καιρόν, ἔνια δὲ μετ' ὀλίγον εἰς τοὺς παρα- 5
κειμένους τῷ Περσεῖ φίλους, παρ' ὧν ἡμῖν ἐξεποίησε πυθέσθαι διότι πάσης κακίας ὡσανεὶ πατταλεῖόν ἐστιν ἡ φιλαργυρία.

9 (1f) Προστίθημι δ' ἔτι παρ' ἐμαυτοῦ τοσοῦτον, μὴ καὶ
2 μωροποιεῖσθαι συμβαίνει τὴν φιλαργυρίαν. τίς γὰρ 10
οὐκ ἂν ἐπισημήναιτο τὴν ἄγνοιαν ἀμφοτέρων τῶν βασιλέων, Εὐμένους μέν, κατὰ τίνα λόγον ἤλπισε τηλικαύτης ἀλλοτριότητος ὑπαρχούσης πιστευθήσεσθαι καὶ
1195] προσλήψεσθαι τοσοῦτο πλῆθος χρημάτων, μηδεμίαν δυνάμενος ἱκανὴν πίστιν παρασχέσθαι τῷ Περσεῖ τῆς 15
3 κομιδῆς τούτων, ἐὰν μὴ βεβαιοῖ τὰς ὑποσχέσεις; πῶς δὲ λαβὼν τοσοῦτο πλῆθος χρημάτων ὑπέλαβε λήσειν
4 Ῥωμαίους; εἰ γὰρ καὶ κατὰ τὸ παρόν, οὐκ ἂν ἔν γε
5 τῷ μετὰ ταῦτα χρόνῳ διέλαθε. λοιπὸν ἔδει πάντως ἀντὶ τῶν διδομένων χρημάτων ἀλλάξασθαι τὴν πρὸς 20
Ῥωμαίους διαφοράν, δι' ἣν ἔμελλε καὶ τῶν ληφθέντων χρημάτων ἅμα καὶ τῆς ἀρχῆς, σχεδὸν δὲ καὶ τοῦ βίου
6 στερήσεσθαι, πολέμιος φανεὶς Ῥωμαίοις. εἰ γὰρ καὶ

---

4 ἐῤῥύη M, corr. Cobetus l. c. *BW* 5 παρεπομένους Cobetus l. c., sed v. 39, 6, 4 7 ὅτι legerat *Ma*, διότι M secundum *Hey* πατταλειον (s. acc.) detexit *Hey*, ἐργαλεῖον legerat *Ma*, παττάλιόν *Hey*, corr. *Di* 9 τοιοῦτον M, corr. *Ge* μὴ καὶ] καὶ μὴν coni. *Hu* 10 μωροποεῖσθαι Geelio suspectum tuetur Glaser l. c. 40ss. 12 κατα τινα (s. acc.) M, ὅτι κατά τινα *Ma*, corr. *Ge* 15 δυνάμενοι M, corr. *Ma* 16 ἀνακομιδῆς *Lu* 23 στερήσεσθαι *Ma*, σ . . . ήσεσθαι foramine interruptum M secundum *Hey*, στερήσεσθαι vidit *Bo*, σφαλήσεσθαι *Hey*, στερηθήσεσθαι *Ge*

νῦν μηδὲν πράξας, ἐπινοήσας δὲ μόνον εἰς τοὺς
μεγίστους ἦλθε κινδύνους, τί ποτε παθεῖν αὐτῷ
προσῆκεν ἐπὶ τέλος ἀχθείσης τῆς προειρημένης πρά-
ξεως; τοῦ δὲ Περσέως πάλιν τίς οὐκ ἂν θαυμάσειε 7
5 πῶς ἄλλο τι συμφορώτερον ἢ προυργιαίτερον ἐνόμισε
τοῦ δοῦναι τὰ χρήματα καὶ καταπιεῖν ἐᾶσαι (τὸν)
Εὐμένη τὸ δέλεαρ; εἰ μὲν γὰρ συνήργησέ τι τῶν κατὰ 8
τὰς ἐπαγγελίας καὶ διέλυσε τὸν πόλεμον, εἰς καλὸν ἡ
δόσις. εἰ δὲ ταύτης διεψεύσθη τῆς ἐλπίδος, εἴς γε [9 1035
10 τὴν πρὸς Ῥωμαίους ἔχθραν ὁμολογουμένως ἂν αὐτὸν
ἐμβεβλήκει· τοῦ γὰρ εἰς τὸ μέσον ἐνεγκεῖν ταῦτα
κύριος ὑπῆρχεν αὐτός. πόσου δὲ τοῦτ' ἄξιον Περσεῖ 10
καὶ κατορθοῦντι τῷ πολέμῳ καὶ πταίοντι, ῥᾴδιον συλ-
λογίσασθαι· πάντων γὰρ τῶν συμβάντων κακῶν αἴτιον 11
15 ἐνόμιζεν Εὐμένη γεγονέναι, ὃν οὐκ ἂν ἠδυνήθη κατ'
οὐδένα τρόπον ἀμύνασθαι βέλτιον ἢ πολέμιον ποιήσας
Ῥωμαίοις. τίς οὖν αἰτία τῆς οὕτως ἐκφανοῦς ἀλο- 12
γιστίας; φιλαργυρία· τί γὰρ ἂν ἄλλο τις εἴπειεν; ὁ μὲν
γὰρ χάριν τοῦ λαβεῖν τὰ μὴ καθήκοντα πάντα παρ-
20 εώρα τἄλλα καὶ πάντ' ἀνεδέχετο ποιήσειν, ὁ δὲ τοῦ μὴ
1196] δοῦναι πάντα παθεῖν καὶ πᾶν ὑπεριδεῖν ὑπέμενεν.

---

5 *συμφερώτερον* M, corr. *Ge* 6 *τὸν* add. *Ben* 296 *Hu* 9 *ὅσ γε* M, *ἔς γε* *Ma*, corr. *Lu* 10 *ἂν αὐ|τὸν* M ante Madvigium emend. Liv. Hafniae 1860, 576, *ἀναφανδὸν* legerat *Ma*, *ἂν αὐτὸν* *Di* 11 *ἐνεβεβλήκει* *Lu* *Di*; v. Eberhardum l. c. 29 et *Hu* *E.Z.* XXXII 16 *ἐνεγκεῖν* coni. *Hey*, *ἐμεῖν* M secundum *Hey*, *ἔχειν* legerat *Ma*, *ἐ . . εῖν* vel *ἐ . . . εῖν* vidit *Bo*, *ἄγειν* *Lu* 16 *ποιήσασθαι|* M, *ποιησάμενος* *Ge*, corr. *Lu*, *ποιήσας τοῖς* coni. *Hu* 18 *εἴποιεν* M, *εἴποι* vulgo ante *Be*
20 *πάντα ἐδέχετο* M, *πάντα ὑπεδέχετο* (cum hiatu) Cobetus *Mnemos.* 1876, 366, corr. *Hu* Fleckeis. annal. 1887, 765. coll. 5, 74, 7. 8, 16, 9. 10, 6, 6. 31, 33, 3 21 *δοῦναι* M ante Spengelium act. soc. Graec. 1836, 31 *Be*, *δεινὰ* legerat *Ma*

13 ἀκολούθως δὲ τούτοις Περσεὺς καὶ τὰ πρὸς Γαλάτας καὶ τὰ πρὸς Γένθιον * * * —

10 Ὅτι προτεθείσης χειροτονίας τοῖς Ῥοδίοις, [1087
(4) ἐνίκων οἷς ἤρεσκε πέμπειν τοὺς πρεσβευτὰς ὑπὲρ
2 τῶν διαλύσεων. καὶ τὴν μὲν Ῥοδίων ἀντιπολιτείαν 5
τοῦτον τὸν τρόπον [ὡς ἐν τῷ περὶ δημηγορίας τέθει-
3 ται] διέκρινε τὸ διαβούλιον, ἐν ᾧ πλεῖον ἐφάνησαν ἰσχύοντες οἱ τὰ τοῦ Περσέως αἱρούμενοι τῶν σῴζειν
4 σπουδαζόντων τὴν πατρίδα καὶ τοὺς νόμους. οἱ δὲ πρυτάνεις παραχρῆμα πρεσβευτὰς κατέστησαν τοὺς 10
διαλύσοντας τὸν πόλεμον, εἰς μὲν τὴν Ῥώμην Ἀγέπολιν, Διοκλῆ, Κλινόμβροτον, πρὸς δὲ τὸν στρατηγὸν καὶ Περσέα Δάμωνα, Νικόστρατον, Ἀγησίλοχον, Τήλε-
5 φον. τούτῳ δ' ἑξῆς τὸ συνεχὲς ἐξειργάζοντο καὶ προσ-
ετίθεσαν, ποιοῦντες ἀναπολόγητον τὴν ἁμαρτίαν· 15
6 εὐθέως γὰρ εἰς τὴν Κρήτην ἔπεμπον πρεσβευτὰς τοὺς

---

1 καὶ τὰ πρὸς Γαλάτας om. *Di* 2 γένθιον M secundum *Hey* et *Bo*, γέντιον legerat *Ma* * * *] unum folium cod. M deperiit 3—251, 6 X 163ᵘ—164ᵘ, O 212ʳ s., U* 160 s., *Ur* LXXXVI; v. *Ni* 338, Ullrichium l. c. 65, Gelderum l. c. 150 6 ὡς — τέθειται induxit *Rei* 700 *Sch* U* add. in marg. alia manu: σῆ (= σημείωσαι) 8 σώζειν Y vulgo, corr. *Hu* 11 ἀγέπολιν Y *Sch*, ἀγεσίπολιν *Ur* vulgo, corr. *BW*, v. ad 28, 16, 6 12 Διοκλῆ *Hu* (cf. C. I. Rh. 46, 194. 185 cet.) διό πῆ X, διὸ πῆ O, διοπῆ U*, καὶ *Ur* vulgo, Διογένη coni. *Sch*, Διοπῆ *Di* κληνόμβροτον Y, κλεόμβροτον *Ur* vulgo, Κλεινόμβροτον coni. *Be*, corr. *BW* coll. C. I. Rh. n. 4, 8. III 4 13 post Δάμωνα add. καὶ *Ur*, om. Y *Di* νικόστρατον U** *Ur*, νικόκρατον Y, Νικοστράτου (cum hiatu) coni. Gelder l. c. 150 ann. 2, cui quattuor legati sunt offensioni; sed v. Pol. 30, 13, 3 et F. Polandium de legat. Graec. publ. Diss. inaug. Lips. 1885, 68 ante Ἀγησίλοχον add. καὶ Y *Ur*, del. *Di* ἀγησίλοχον *Ur* vulgo, ἀγνησίλοχον Y, corr. *BW* ante Τήλεφον add. καὶ *Ur* vulgo, om. Y *Di* 14 τούτῳ (Y) *Rei* 700 *Sch*, τούτων *Ur* vulgo προσετέθησαν O, προσετίθεσαν ex προσετίθησαν U*

ἀνανεωσομένους πρὸς πάντας Κρηταιεῖς τὰ ὑπάρχοντα φιλάνθρωπα καὶ παρακαλέσοντας βλέπειν τοὺς καιροὺς καὶ τὴν περίστασιν καὶ συμφρονεῖν τῷ δήμῳ καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον, ὁμοίως δὲ [7 1038
5 *καὶ κατ' ἰδίαν πρὸς τὰς πόλεις ὑπὲρ τῶν αὐτῶν διαλεχθησομένους.* —

Ὅτι τῶν περὶ τὸν Παρμενίωνα καὶ Μόρκον, τῶν 11 *παρὰ τοῦ Γενθίου, καὶ σὺν τούτοις τοῦ Μητροδώρου* (5) *παραγενομένων εἰς τὴν Ῥόδον, καὶ συναχθείσης τῆς*
10 *βουλῆς, παντάπασιν θορυβώδης ἦν ἐκκλησία, τῶν μὲν* 2 *περὶ τὸν Δείνωνα (καὶ Πολυάρατον) φανερῶς ἤδη τολμώντων λέγειν τὰ τοῦ Περσέως, τῶν δὲ περὶ Θε-*
1197] *αίδητον καταπεπληγμένων τὰ συμβαίνοντα· καὶ* 3 *γὰρ ἡ τῶν λέμβων παρουσία καὶ τὸ πλῆθος τῶν ἀπο-*
15 *λωλότων ἱππέων καὶ * * * ἡ τοῦ Γενθίου μετάθεσις συνέτριβεν αὐτούς. διὸ καὶ τὸ πέρας τῆς ἐκκλησίας* 4 *ἀκόλουθον ἐγενήθη τοῖς προειρημένοις· ἔδοξε γὰρ τοῖς* 5

---

1 *κρῆται εἰς* X, *κρῆτας* (*κρήτας* U*) *εἰς* OU*, *κρηταιεῖς* X[m] addito *ἴσως* ante *Sch*, *κρήτας Ur*, *Κρῆτας Ca* 912 vulgo 7—252, 6 X 164[u] s., O 212[u] s., U* 161 s., *Ur* LXXXVII; v. Liv. 44, 29, 6 ss., *Ni* 265, 338, Ullrichium l. c. 65, Gelderum l. c. 150. Ullrichius hanc eclogam l. c. censet esse anteponendam antecedenti 7 *τῶν* Y ante *Ur*, om. U* *μόρην* Y, corr. *Ur* ex 29, 3, 9 *τῶν Sch*, *τὴν* Y, *καὶ τῶν Ur* vulgo 9 *ῥόδον* Y ante *Ur*, *ῥόδων* U* 10 *παντάπασιν* Y *Ur* vulgo, *παντάπασι* O *Be Hu* post *ἦν* add. *ἡ Ur* vulgo, om. Y *Ben* 294 *Hu* *τῶν* Y ante *Ur*, *τὸν* U* 11 *δείνωνα* X ante *Ca* 913, *δήνωνα* O, *δίνωνα* U* *Ur* not. 79, *δίωνα Ur* *καὶ Πολυάρατον* add. *BW* auctore *Ni* 265 coll. Liv. 44, 29, 7 et Pol. 27, 7, 4; 14, 2. 28, 2, 3. 30, 6, 1; 7, 10 12 *τολμόντων* Y, *τολμώντων* U*[s] *Ur* *θεαίδητον* XO[1] Ullrichius l. c. 78 (v. ad 22, 5, 2) *BW*, *θεαίδητον* et *θεαίτητον* per dittogr. U*, *θεαίτητον Ur* vulgo 15 ***] lac. indicat *BW* et add. *πρὸς τούτοις* Fleckeis. annal. 1889, 683 post *μετάθεσις* omissa esse ea quae Liv. § 6 tradit de magno numero peditum equitumque venientium Gallorum, suspicatur *Ni* 265, sed v. Weissenbornium ad Liv. l. c.

Ῥοδίοις ἀποκριθῆναι φιλανθρώπως ἀμφοτέροις τοῖς βασιλεῦσι καὶ διασαφεῖν ὅτι δέδοκται διαλύειν αὐτοῖς τὸν πόλεμον καὶ παρακαλεῖν κἀκείνους εὐδιαλύτους
6 ὑπάρχειν. ἐδέξαντο δὲ καὶ τοὺς πρεσβευτὰς ἐπὶ τὴν κοινὴν ἑστίαν τοὺς παρὰ τοῦ Γενθίου μετὰ πολλῆς 5
φιλανθρωπίας. —

12 * * * πάλιν ἕτεροι περὶ τοῦ Συριακοῦ πολέ-
(6ᵃ) μου· τούτου δ' αἴτιόν ἐστιν ὅπερ ἡμῖν εἴρηται [1040
2 διὰ πλειόνων. ὅταν γὰρ ἁπλᾶς καὶ μονοειδεῖς λαβόντες ὑποθέσεις βούλωνται μὴ τοῖς πράγμασιν, ἀλλὰ τῷ 10 πλήθει τῶν βύβλων ἱστοριογράφοι νομίζεσθαι καὶ τὴν τοιαύτην ἐφέλκεσθαι φαντασίαν, ἀναγκαῖόν ἐστι τὰ
3 μὲν μικρὰ μεγάλα ποιεῖν, τὰ δὲ βραχέως εἰρημένα διασκευάζειν καὶ λογοποιεῖν, ἔνια δὲ τῶν ἐν παρέργῳ πεπραγμένων ἔργα καὶ πράγματα κατασκευάζειν, ἀγῶνας 15 διατιθεμένους καὶ παρατάξεις ἐξαγγέλλοντας, ἐν αἷς ἐνίοτε πεζοὶ μὲν ἔπεσον δέκα, ποτὲ (δὲ) μικρῷ πλείους,
4 ἱππεῖς δ' ἔ(τι) τούτων ἐλάττους. πολιορκίας μὲν γὰρ καὶ τοπογραφίας καὶ τὰ παραπλήσια τούτοις οὐκ ἂν εἴποι τις ἀξίως ἐφ' ὅσον ἐξεργάζονται διὰ τὴν ἀπορίαν 20
5 τῶν πραγμάτων. περὶ δὲ τοὺς τὰ καθόλου γράφον-
6 τας ἐναντίος ἐστὶν ὁ τρόπος· διόπερ οὐ χρὴ κατα-

---

1 ῥοδίοις Y ante *Ur*, ἰδίοις U* 7—254, 10 M 75, 1—76, 2 *Hey* (v. ad p. 250, 2); v. *Ni* 338 11 βί|βλων M, corr. *Hu* 14 κατασκευάζειν legerat *Ma*, διασκευάζειν coni. *Ge* nunc e codice confirmatum 15 κατασπουδάζειν 'gravioris momenti aliquid reddere, quam re vera est' coni. Orellius l. c. 7 propter antecedens κατασκευάζειν (v. ad vs. 14) 17 δὲ add. *Ge* πλείω legerat *Ma*, πλείους coni. *Lu* nunc e codice confirmatum 18 δὲ M vulgo, δ' ἔτι *Na* 133 s. *BW* μὲν γὰρ] γε μὴν coni. *Hu* 21 περὶ *Hu* e codice confirmatum a *Bo*, πρὸς legerat *Ma* vulgo, πρ.. *Hey* δὲ *Ma*, .. *Hey Bo* τὰ καθολικὰ *Hey*, τὰ .... ικὰ M secundum *Hey*, ταῦτα legerat *Ma*, τα κ ... λ . υ legit *Bo*, τὰ καθ' ἡμᾶς coni. *Hu*, corr. *Bo*, v. 3, 32, 8

γινώσκειν ὡς ἡμῶν ἐπισυρόντων τὰς πράξεις, ὅταν
τὰ παρ' ἐνίοις πολλοῦ τετευχότα λόγου καὶ διασκευῆς
ἡμεῖς ποτὲ μὲν παραλείπωμεν, ποτὲ δὲ βραχέως ἐξ-
αγγέλλωμεν, ἀλλὰ πιστεύειν ὅτι τὸν καθήκοντα λόγον
5 ἑκάστοις ἀποδίδομεν. ἐκεῖνοι μὲν γὰρ ὅταν ἐν τῇ 7
συμπάσῃ πραγματείᾳ λόγου χάριν Φανοτείας καὶ
1198] Κορωνείας καὶ . . ε . . οῦ πολιορκίαν γράφω-
σιν, ἀναγκάζονται πάσας τὰς τῆς πολιορκίας ἐπινοίας
καὶ τόλμας καὶ διαθέσεις ἐκτίθεσθαι, πρὸς δὲ τούτοις 8
10 * * * Τάραντος κατάληψιν, Κορίνθου [πολιορκίαν],
Σάρδεων, Γάζης, Βάκτρων, ἐπὶ πᾶσι Καρχηδόνος
πολιορκίαν διατρίβειν καὶ προστιθέναι παρ' αὑτῶν,
ἀλλ' οὐ παντάπασιν εὐδοκεῖν ἐὰν ψιλῶς περὶ τῶν
τοιούτων αὐτὸν τὸν ἀληθῆ καὶ κύριον ἀποδιδῶμεν
15 λόγον. ἡ δ' αὐτὴ καὶ περὶ παρατάξεων ἡμῖν ἔστω 9
καὶ δημηγοριῶν ἀπόφασις, παραπλησίως δὲ καὶ τῶν
ἄλλων μερῶν τῆς ἱστορίας· ἐν οἷς ἅπασι πολλῆς ἂν 10
δικαίως τυγχάνοιμεν συγγνώμης, ὁμοίως δὲ καὶ περὶ

---

1 ὡσ ἡμῶν M *Di*, ἡμῶν ὡς vulgo post *Ge* 3 ἡμεῖς legerat *Ma*, μακρᾶς nonnumquam videre sibi visus est *Hey* 6. 7 φανοτίας καὶ κιρωνίας καὶ| M secundum *Hey*, φανοτίας καὶ κορωνίας καὶ legerat *Ma*, φανωτίασ ϛ κορῳνιασ . .| legit *Bo*, corr. *Ge*
7 |ᾳλε . . . ου M secundum *Hey*, |. . κε . . . οῦ legerat *Ma*, |. . ε . . οῦ 'inter ε et ου fortasse 3 litterae, ante ε fuisse λ vel κ non credibile' *Bo*, Ἀλιάρτου coni. *Lu* 10 * * *] lac. indicat Spengelius apud *Hu* l. c. 19 et add. περί, Campium l. c. 1431 ann. 3 partim secutus add. *BW* unum versum: ἔνια μετ' αὐξήσεως ἐξαγγέλλειν. Ἡμᾶς δ' οὐ δεῖ γράφοντας περὶ πολιορκίαν del. *Di*, Συρακουσῶν coni. Campius l. c.
11 Βάκτρων] Συρακουσῶν coni. *Lu*, sed v. Campium l. c. 1432 ann. 1 12 διακριβοῦν *Ge*, διαθρυλλεῖν (immo διαθρυλεῖν) *Lu*, διατραγῳδεῖν coni. *Be* post αὑτῶν, ut *Hey* corr. pro αὐτῶν, excidisse quaedam respondentia praegressis ἐκεῖνοι μὲν γὰρ putat *Ge* 13 ἀλλ' οὐ] ἀλλὰ Campius l. c. *BW*

τῶν λέγεσθαι μελλόντων, . οιον ει τ.. φανείημεν ἢ λήμμασι χρώμενοι τοῖς αὐτοῖς ἢ χειρισμῷ πραγμάτων
11 *ἢ τοῖς τῆς λέξεως ῥήμασι· πρὸς δὲ τούτοις ἐάν που παραπίπτωμεν (ἐν) ὀνομασίαις ὀρῶν ἢ ποταμῶν ἢ τόπων ἰδιότησι· τὸ γὰρ μέγεθος τῆς πραγματείας* **[1041** *ἱκανόν ἐστιν ἡμᾶς ἐν ἅπασι τούτοις παραιτεῖσθαι·*
12 *πλὴν ἐάν που κατὰ πρόθεσιν ἢ (κέρδους) τινὸς ἕνεκεν εὑρισκώμεθα ψευδογραφοῦντες· τοῦτο γὰρ οὐ παραιτούμεθα, καθάπερ ἤδη καὶ πλεονάκις ἐν τῇ πραγματείᾳ περὶ τούτου τοῦ μέρους διεστάλμεθα.* — 10

13 (5) Ἐν δὲ τῇ ἐνάτῃ καὶ εἰκοστῇ ὁ αὐτὸς *Γένθιόν* **[1038** φησι *τὸν τῶν Ἰλλυριῶν βασιλέα διὰ τὴν πολυποσίαν πολλὰ ποιεῖν ἀσελγῆ κατὰ τὸν βίον, νύκτωρ* τε αἰεὶ
2 *καὶ μεθ' ἡμέραν μεθύοντα· ἀποκτείναντα δὲ καὶ Πλάτορα τὸν ἀδελφόν, γαμεῖν μέλλοντα τὴν Μονουνίου* 15 θυγατέρα, αὐτὸν *γῆμαι τὴν παῖδα* καὶ ὠμῶς *χρῆσθαι τοῖς ἀρχομένοις.* —

1199 14] (6) Πρῶτος δὲ τῶν παρόντων ὁ Νασικᾶς ἐπικαλούμενος Σκιπίων, γαμβρὸς Ἀφρικανοῦ Σκι-

---

1 *καὶ τῶν ἐπίπαν φανερῶν μὲν* legerat *Ma*, ... *φανειημεν* legit *Hey*, *. οιον ει τ.. φανείημεν* legit *Bo*, *εἰ μὴ ἐπίπαν* (cum hiatu) *φανείημεν Hey*, *οἷον εἴ τῳ φανείημεν Bo* 3 *ῥήμασι* legerunt *Ma* et *Bo* ('*σχ* vix esse potest' *Bo*), *σχήμασι* legit *Hey* vulgo 4 *ἐν* add. *Lu* 7 *ἢ κέρδους Hu* (v. 10, 17, 1. 12, 8, 1. 28, 7, 7), *καὶ*| M secundum *Ma* et *Hey*, *η*| vel *καὶ*| legit *Bo*, *καὶ* deleto desiderat aliquod substantivum, quocum *τινὸς* coniungatur, commodum vel utilitatem significans *Ge*, *καὶ χάριτος Lu* **11—17 Athen. 10 p. 440**[a]; v. Liv. 44, 30, 2 ss., *Ni* 265, 338 11 *ὁ αὐτὸς*] Polybius *τενθίωνα* Athen., *Γένθιον Ca*, *Γενθίωνα* Kaibelius, v. *Sch* VII 657 s. 14 *Πλάτορα Hu* coll. Liv. § 3 auctore *Ni* 265, *Πλεύρατον* Athen. 15 *μενουνίου* Athen., *honuni* Liv. l. c., corr. E. Froelich in Khevenhuelleri regum vel numism. anecd. Viennae 1752, 46 s. **18—255, 8 Plut. Aemil. Paull. 15**; v. Liv. 44, 35, 14, *Ni* 267 ss., 338, Schwarzium l. c. 28 ss. Ante hoc caput inserit fragm. 221 coll. Liv. 44, 35, 2 Maur. Mueller Fleckeis. annal. 1870, 245

πίωνος, ὕστερον δὲ μέγιστον ἐν τῇ συγκλήτῳ δυνηθείς, ὑπεδέξατο τῆς κυκλώσεως ἡγεμὼν γενέσθαι. δεύτερος 2 δὲ Φάβιος Μάξιμος ὁ πρεσβύτατος τῶν Αἰμιλίου παίδων, ἔτι μειράκιον ὤν, ἀνέστη προθυμούμενος. ἡσθεὶς οὖν ὁ 3
5 Αἰμίλιος δίδωσιν αὐτοῖς οὐχ ὅσους Πολύβιος εἴρηκεν, ἀλλ' ὅσους αὐτὸς ὁ Νασικᾶς λαβεῖν φησι, γεγραφὼς περί τῶν πράξεων τούτων ἐπιστόλιον πρός τινα τῶν βασιλέων. —

Τῇ δυνάμει τῆς πάρμης καὶ τῶν Λιγυστικῶν θυ- 4
10 *ρεῶν ἀντεῖχον ἐρρωμένως οἱ Ῥωμαῖοι.* —

Τῷ δὲ Περσεῖ τὸν Αἰμίλιον ἀτρεμοῦντα κατὰ 15 χώραν ὁρῶντι καὶ μὴ λογιζομένῳ τὸ γινόμενον, (6) [1039 ἀποδρὰς ἐκ τῆς ὁδοῦ Κρὴς αὐτόμολος ἧκε μηνύων τὴν περίοδον τῶν Ῥωμαίων. ὁ δὲ συνταραχθεὶς τὸ μὲν 2
15 στρατόπεδον οὐκ ἐκίνησε, μυρίους δὲ μισθοφόρους ξένους καὶ δισχιλίους Μακεδόνας Μίλωνι παραδοὺς ἐξαπέστειλε, παρακελευσάμενος ταχῦναι καὶ καταλαβεῖν τὰς ὑπερβολάς. *τούτοις* ὁ μὲν Πολύβιος φησιν *ἔτι κοιμωμένοις* 3 *ἐπιπεσεῖν τοὺς Ῥωμαίους*, ὁ δὲ Νασικᾶς ὀξὺν ἀγῶνα
20 περὶ τοῖς ἄκροις γενέσθαι καὶ κίνδυνον. —

Πολύβιος· ὅτι *τῆς σελήνης ἐκλειπούσης ἐπὶ Περ-* 16 *σέως τοῦ Μακεδόνος ἐκράτησεν ἡ φήμη παρὰ τοῖς* (6) *πολλοῖς ὅτι βασιλέως ἔκλειψιν σημαίνει. καὶ τοῦτο* 2 *τοὺς μὲν Ῥωμαίους εὐθαρσεστέρους ἐποίησε, τοὺς δὲ*

---

4 ὁ om. *Di* 9. 10 **Suid. v.** *πάρμη*. Pol. fragmentum agnovit coll. Liv. 44, 35, 19 Lipsius de milit. Rom. lib. III 2 p. 113 9 *λιβυστικῶν* Suid., corr. Lipsius l. c. *Sch* *θυρεῶν* Suid. codices BVE (A omittit hoc fragm.), editiones ante Küsterum, Bernhardyus, *βυρσῶν* Küster vulgo ante *Hu* **11—20 Plut. Aemil. Paull.** 16; v. *Ni* 267ss., 338, Schwarzium l. c. 8, 28ss. **21—256, 2 Suid. v.** *πολλὰ κενὰ τοῦ πολέμου*; v. Plut. Aemil. Paull. 17, Schwarzium l. c. 32s. 23 *βασιλείας* coni. Küster, sed v. *Sch* et Schwarzium l. c.

3 *Μακεδόνας ἐταπείνωσε ταῖς ψυχαῖς. οὕτως ἀληθές ἐστι τὸ περιφερόμενον ὅτι πολλὰ κενὰ τοῦ πολέμου.* —

17 (6) 1200] Λεύκιος δὲ ὁ ὕπατος *οὐχ ἑωρακὼς φάλαγγα τὸ παράπαν ἀλλὰ τότε πρῶτον ἐπὶ τοῦ Περσέως πρός τινας πολλάκις ἀνθωμολογεῖτο τῶν ἐν τῇ Ῥώμῃ* 5 *μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγος Μακεδονικῆς, καίτοι γε πολλοὺς οὐ μόνον θεασάμενος ἀλλὰ καὶ χειρισάμενος ἀγῶνας, εἰ καί τις ἄλλος.* —

2 (12) Ὅτι *πολλὰ τῶν ἐπινοημάτων κατὰ μὲν τὸν* [1048 *λόγον φαίνεται πιθανὰ καὶ δυνατά, παραγενόμενα δ' εἰς τὴν χρείαν, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων εἰς τὸ πῦρ, οὐκέτι ποιεῖ τἀκόλουθον ταῖς πρώταις ἐπινοίαις.* —

3 (6) Πολύβιος· *ὁ δὲ Περσεὺς μίαν ἔχων πρόληψιν* [1039 *ἢ νικᾶν ἢ θνήσκειν,* τότε οὐχ *ὑπέμεινε* τῇ ψυχῇ ἀλλ' *ἀπεδειλία, καθάπερ οἱ προόπται τῶν ἱππέων.* —

4 (6) Πολύβιος· *ὁ δὲ Περσεὺς προσαγόμενος τὸν χρόνον καὶ τὸν πόνον ἐξελύετο τῇ ψυχῇ, καθάπερ οἱ καχεκτοῦντες τῶν ἀθλητῶν· ὅτε γὰρ τὸ δεινὸν* 20

3—9 **Suid.** v. *φάλαγξ*. Pol. fragmentum agnovit *Ur* 259; v. Liv. 44, 41, 1 cum annotatione Weissenbornii, *Ni* 266, 338 5 *ὁ δὲ ἀνθωμολογεῖτο πρός τινας τῶν*—7 *Μακεδονικῆς*: **Suid.** v. *ἀνθομολογησόμεθα* 6 *μετὰ ταῦτα* et *καὶ δεινότερον* om. Suid. priore loco 7 *Μακεδόνων φάλαγγος* Suid. priore loco 8 *τεθεασάμενος* Suid. cod. A, corr. Bernhardyus 10—14 **M** 76, 2—5 *Hey*; v. Liv. 44, 41, 4 cum annotatione Weissenbornii, Ern. Schulzium de exc. Constant. quaest. crit. Diss. inaug. Bonn. 1866, 10 ss., *Ni* 266, 338 11 *δὲ* M, corr. *Ben* 297 *BW* 13 *τὸ ἀκολουθοῦν* M, corr. *BW* coll. 4, 35, 5. 7, 12, 11. 11. 14, 3. 21, 23, 10. 22, 4, 16. 38, 6, 4 15—17 **Suid.** v. *ἀπεδειλία*; v. Liv. 44, 42, 1 s., *Ni* 266, 338 15 *πρόληψιν*] *πρὸ τοῦ διάληψιν* coni. *Be* 18—257, 2 **Suid.** v. *καχεξία*; v. Liv. l. c., *Ni* 266, 338

ἐγγίζοι καὶ δέοι κρίνεσθαι περὶ τῶν ὅλων, οὐχ ὑπέμεινε τῇ ψυχῇ. —

Ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ὥς φησι Πολύβιος, τῆς μάχης ἀρχὴν λαμβανούσης ἀποδειλιάσας εἰς πόλιν ἀφιππάσατο, σκηψάμενος Ἡρακλεῖ θύειν, δειλὰ παρὰ δειλῶν ἱερὰ μὴ δεχομένῳ μηδ' εὐχὰς ἀθεμίτους ἐπιτελοῦντι. — 18 (17, 5) (6)

Ὅτι κατὰ τὸν καιρόν, ἐν ᾧ Περσεὺς ἡττηθεὶς ἀνεδίδρασκεν, ἔδοξε τῇ συγκλήτῳ τοὺς παρὰ τῶν Ῥοδίων πρεσβευτὰς παραγεγονότας ὑπὲρ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον προσκαλέσασθαι, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν τὴν τῶν Ῥοδίων ἄγνοιαν, εἰ χρὴ Ῥοδίων λέγειν, ἀλλὰ μὴ τῶν ἐπιπολασάντων ἀνθρώπων τότε κατὰ τὴν Ῥόδον. οἱ δὲ περὶ τὸν Ἀγέπολιν εἰσπορευθέντες ἐλθεῖν μὲν ἔφασαν διαλύσοντες τὸν πόλεμον· τὸν γὰρ δῆμον [19 1042 (7) 1201] 2 3 [1043

1 ἐγγίζει Suid. codices ABE, ἐγγίζοι cod. V *Ca* 1017 *Hu* ὑπέμενε *Be* auctore *Ur* 257, sed v. *Hu E.Z.* XXVI 11 3—7 Plut. Aemil. Paull. 19; v. *Ni* 301, Schwarzium l. c. 36 7 Post hoc fragmentum inserit *Hu* secutus Nissenum, qui p. 267 confert Diod. 30, 22 et Liv. 44, 44, 3, Suidae scholion v. πρωτόπειρος a *Ca* 1028 Polybio tributum hoc: 'ὁ δὲ νέος ὢν κομιδῇ καὶ πρωτόπειρος τῶν κατὰ πόλεμον ἔργων καὶ νεωστὶ γενόμενος τῆς ἐπὶ πλεῖον προαγωγῆς φιλόνικος (ita *Di* IV 171 pro φιλόνεικος, v. ad 21. 20, 1) καὶ φιλότιμος καὶ φιλόπρωτος (φιλοπρώτειος coni. *Hu*) ἦν.' Sed cum *Di* l. c. negaverim hoc excerptum esse Polybii magis Plutarchi dictionem redolens, quam illius 8—259, 5 X 165ʳ—167ʳ, O 213ʳ—214ʳ, U* 162—165, *Ur* LXXXVIII; v. Liv. 45, 3, 3 ss., *Ni* 50, 261 s., 273, *BW* de legat. reip. lib. temp. Romam missis. Diss. inaug. Lips. 1876, 31 s. XO superscribunt περὶ ῥοδίων, Oᵐ ῥόδιοι 9 ἀπεδίδρασκεν *Rei* 701 *Hu* τῶν] τοῦ O 13 τῶν add. Xᵐ ἄνοιαν Cobetus *Mnemos.* 1881, 170, sed v. *Rei* 85: 'ἄγνοια respondet latino *error* et usurpatur a Pol. pro ἄνοια *stultitia*' 14 ἐπιπλασάντων Y, corr. *Ur*, v. 30, 13, 2 15 τὸν Y *Ca* 913, τὴν *Ur* 15. 258, 6 Ἀγέπολιν *BW* pro ἀγέπολιν, v. ad 28, 16, 6 16 τὸν—δῆμον et τοῦ—δήμου per dittogr. O

τῶν Ῥοδίων, ἑλκομένου τοῦ πολέμου καὶ πλείω χρόνον,
θεωροῦντα διότι πᾶσιν μὲν τοῖς Ἕλλησιν ἀλυσιτελὴς
καὶ αὐτοῖς δὲ Ῥωμαίοις διὰ τὸ μέγεθος τῶν δαπανη-
4 μάτων, ἐλθεῖν ἐπὶ ταύτην τὴν γνώμην· νῦν δὲ λελυ-
μένου τοῦ πολέμου κατὰ τὴν τῶν Ῥοδίων βούλησιν 5
συγχαίρειν αὐτοῖς. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Ἀγέ-
5 πολιν εἰπόντες βραχέως ἐπανῆλθον. ἡ δὲ σύγκλητος
χρωμένη τῷ καιρῷ καὶ βουλομένη παραδειγματίσαι
τοὺς Ῥοδίους ἀπόκρισιν ἐξέβαλεν, ἧς ἦν τὰ συνέχοντα
6 ταῦτα, διότι τὴν πρεσβείαν ταύτην οὔτε τῶν Ἑλλήνων 10
ἕνεκεν ὑπολαμβάνουσιν ἐσταλκέναι τοὺς Ῥοδίους οὔθ'
7 ἑαυτῶν, ἀλλὰ Περσέως. εἰ μὲν γὰρ τῶν Ἑλλήνων
χάριν ἐπρέσβευον, ἐκεῖνον οἰκειότερον εἶναι τὸν καιρόν,
ὅτε Περσεὺς τὴν τῶν Ἑλλήνων χώραν ἐπόρθει καὶ
τὰς πόλεις, στρατοπεδεύων μὲν ἐν Θετταλίᾳ σχεδὸν 15
8 ἐπὶ δύ' ἐνιαυτοὺς * * * τὸ δὲ παρέντας ἐκεῖνον τὸν
καιρὸν νῦν παρεῖναι σπουδάζοντας διαλύειν τὸν πόλε-
μον, ὅτε παρεμβεβληκότων τῶν ἡμετέρων στρατοπέδων
εἰς Μακεδονίαν συγκεκλεισμένος ὁ Περσεὺς ὀλίγας
9 παντάπασιν ἐλπίδας εἶχε τῆς σωτηρίας, προφανὲς εἶναι 20
τοῖς ὀρθῶς σκοπουμένοις διότι τὰς πρεσβείας ἐξέπεμ-
ψαν οὐ διαλύειν ἐθέλοντες τὸν πόλεμον, ἀλλ' ἐξελέσθαι

---

1 χρόνων Y, corr. *Ur* 2 πᾶσιν X *BW*, πᾶσι Y* *Ur* vulgo ἕλλησιν pro ἄλλοις *Ur* e Liv. § 5 ἀλυσιτελὴς Y *Ur* not. 79 *Rei* 701 *Sch*, ἀλυσιτελὲς *Ur* vulgo 5 Ῥωμαίων *Rei* l. c., sed v. *Sch* 6 οὖν om. U* *Ur*, add. Y *Hu* 9 ῥοδίους pro ῥωμαίους *Ur* 13 οἰκειότερον Y *Ca* 914, οἰκειώτερον *Ur* 14 post ὅτε add. ὁ Y *Ur* vulgo, om. O *Hu* 16 β̄ Y, δύο *Ca* 914 vulgo ante *Ben* 295 *Hu*, ϱ̄ *Ur* * * *] lac. indicat *Ca* 914, add. *Rei* 701 e Liv. § 7: τοὺς δὲ (immo δ') ἄλλους δέει τῶν ὅπλων vel τῆς ἑαυτοῦ δυνάμεως ἐκταράττων. αὐτοὺς δὲ παρέντας cet. 18 σφετέρων coni. *BW* 19 συγκεκλεισμένος Y *Ur*, συγκεκλειμένος U* *Di*, v. 25, 3, 8 20 ἔχει Herwerdenus *Mnemos.* 1874, 78

τὸν Περσέα καὶ σῶσαι, καθ' ὅσον εἰσὶν δυνατοί. δι' 10
ἃς αἰτίας οὔτ' εὐεργετεῖν οὔτε φιλανθρώπως αὐτοῖς
ἀποκρίνεσθαι κατὰ τὸ παρὸν ὀφείλειν ἔφασαν. ταῦτα 11
μὲν ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Ῥοδίων
5 πρεσβευταῖς. —

1202] Ὁ δὲ μεταλαβὼν τὴν Ῥωμαϊκὴν διά- [20 1041
λεκτον παρεκάλει τοὺς ἐν τῷ συνεδρίῳ βλέ- (6b)
ποντας εἰς τὰ παρόντα, δεικνὺς ὑπὸ τὴν ὄψιν τὸν
Περσέα, μήτε μεγαλαυχεῖν ἐπὶ τοῖς κατορθώμασι παρὰ
10 τὸ δέον μήτε βουλεύεσθαι μηδὲν ὑπερήφανον μηδ'
ἀνήκεστον περὶ μηδενός, μήτε καθόλου πιστεύειν
μηδέποτε ταῖς παρούσαις εὐτυχίαις· ἀλλ' ὅτε μάλιστά 2
τις κατορθοίη κατὰ τὸν ἴδιον βίον καὶ κατὰ τὰς κοινὰς
πράξεις, τότε μάλιστα παρεκάλει τῆς ἐναντίας τύχης
15 ἔννοιαν λαμβάνειν. καὶ γὰρ οὕτω μόλις ἂν ἐν ταῖς 3
εὐκαιρίαις ἄνθρωπον μέτριον ὄντα φανῆναι. τοῦτο 4
γὰρ διαφέρειν ἔφη τοὺς ἀνοήτους τῶν νοῦν ἐχόντων,
διότι συμβαίνει τοὺς μὲν ἐν ταῖς ἰδίαις ἀτυχίαις παι-
δεύεσθαι, τοὺς δ' ἐν ταῖς τῶν πέλας. —

20 Ὥστε πολλάκις καὶ λίαν μνημονεύειν τῆς Δημη- 21 (6c)
τρίου τοῦ Φαληρέως φωνῆς. ἐκεῖνος γὰρ ἐν τῷ περὶ 2
τῆς τύχης ὑπομνήματι βουλόμενος ἐναργῶς ὑπο-
δεικνύναι τοῖς ἀνθρώποις τὸ ταύτης εὐμετάβολον,
ἐπιστὰς ἐπὶ τοὺς κατ' Ἀλέξανδρον καιρούς, ὅτε κατ-

---

1 εἰσὶν X *BW*, εἰσὶ Y* *Ur* vulgo δυνατοὶ Y ante *Ur*, δυνατὸν U* 6 ante cap. 20 inserit fragm. 74 Maur. Mueller, progr. gymn. Stendal. 1866, 22 coll. Liv. 45, 7, 4 6—19 M 76, 5—15 *Hey*; v. Liv. 45, 8, 6 s., Diod. 30, 23, *Ni* 273, 338 12 εὐτυχίαις *BW* e Diod., τύχαισ M 13 καὶ] ἢ Diod. 14 παρα|καλεῖ M, corr. *Ma* 16 τοῦτο M *BW*, τούτῳ vulgo post *Ge* 19 δὲ M, corr. *Ben* 297 *BW* 20—261, 10 M 76, 16—77, 9 *Hey*; v. Diod. 31, 10, Liv. 45, 9, 2 ss., *Ni* 273, 338

3 ἔλυσε τὴν Περσῶν ἀρχήν, λέγει ταῦτα· "εἰ γὰρ λάβοιτ'
ἐν (νῷ) μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς πολλάς, ἀλλὰ
πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίητ' ἂν
4 ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα. πεντηκοστῷ γὰρ
ἔτει (πρότερον) οἴεσθ' ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν 5
Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ
τις θεῶν αὐτοῖς προύλεγε τὸ μέλλον, πιστεῦσαί ποτ'
ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν (μὲν) οὐδ'
ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης (σχεδὸν)
1203] τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ (καὶ) 10
πάσης κρατήσουσιν, ὧν οὐδ' ὄνομα πρότερον ἦν (γνώ-
5 ριμον). ἀλλ' ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀσύνθετος
τύχη καὶ πάντα παρὰ (τὸν) λογισμὸν τὸν ἡμέτερον
καινοποιοῦσα καὶ τὴν αὐτῆς δύναμιν ἐν τοῖς παρα-
δόξοις ἐνδεικνυμένη καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, δεί- [1042
6 κνυσι πᾶσιν ἀνθρώποις, Μακεδόνας εἰς τὴν Περσῶν
εὐδαιμονίαν εἰσοικίσασα, διότι καὶ τούτοις ταῦτα
τἀγαθὰ κέχρηκεν, ἕως (ἂν) ἄλλο τι βουλεύσηται περὶ
7 αὐτῶν." ὃ νῦν γέγονε κατὰ Περσέα. ταῦτα μὲν οὖν

---

1 s. *λάβοιτ' ἐν νῷ BW*, *λάβοι τισ* M, *λάβοις Ge*, *λάβοιτε* Spengelius act. soc. Graec. 1836, 32 *Hey*, *λάβοις πρὸ τῆς ἐννοίας* Diod., *λάβοιτε πρὸ ὀφθαλμῶν* coni. *Hu* 3 *ταυτὶ τὰ Ge* e Diod. pro *ταύτη* *τὰ πρὸ ἡμῶν* del. *Na* 356 s. |*γνοίη τ' ἂν* M secundum *Ma* et *Hey*, *γνοίητ' ἂν* legit *Bo*, ut correxerat Spengelius l. c. *Be*, *γνοίης ἂν* Diod. 4 *σφαλερὸν Na* 244 4 s. *πεντήκοστον γὰρ ἔτοσ*| M, corr. et add. *πρότερον* e Diod. *Ma* 5 *βασιλέασ—6 βασιλέασ*| M, e Diod. corr. *Ge* 5 *τῶν—6* |*τῶν* M, *τὸν—τὸν Di* praef. I 49 8 *μὲν* e Diod. add. *Ge* 9 *σχεδὸν* e Diod. add. *Ge* 10 *καὶ* e Diod. add. *Ge* 11 *κρατοῦσιν* M, e Diod. corr. *Ma* *γνώριμον* e Diod. add. *BW* 12 *ἀλλ' ὅμως* e Diod. *Be* pro *ἀλλά*|*πῶσ* 12 s. *ἡ πρὸς τὸν βίον ἡμῶν ἀλογία τῆς τύχης* Diod. 13 *τὸν* e Diod. add. *Ge* 15 s. *δείκνυσι πᾶσιν ἀνθρώποις*] *ἐνδείκνυται* Diod. 17 *ἡγεμονίαν* Diod. 17. 18 *καὶ τούτοις ἡ τύχη τἀγαθὰ κέχρηκεν* Diod. 18 *ἂν* e Diod. add. *Ge* 19 *μὲν ὁ* legerat *Ma*, *μὲν καὶ* legit *Hey* vulgo, *μὲν οὖν* legit *Bo*

Δημήτριος ὡσανεὶ θείῳ τινὶ στόματι περὶ τοῦ μέλλοντος ἀποπεφοίβακεν. ἐγὼ δὲ κατὰ τὴν γραφὴν ἐπιστὰς 8 *τοῖς καιροῖς καθ' οὓς συνέβη καταλυθῆναι τὴν Μακεδόνων βασιλείαν, οὐκ ἔκρινον ἀνεπιστάτως παραδραμεῖν,* 5 *ἅτε γεγονὼς αὐτόπτης τῆς πράξεως, ἀλλ' αὐτός τε τὸν πρέποντα λόγον ἐπιφθέγξασθαι καὶ Δημητρίου μνησθῆναι· δοκεῖ γάρ μοι θειοτέραν ἢ κατ' ἄνθρωπον* 9 *τὴν ἀπόφασιν ποιήσασθαι· σχεδὸν γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον ἔτεσι τἀληθὲς ἀπεφήνατο περὶ* 10 *τῶν ἔπειτα συμβησομένων.*

III. RES PERGAMI.

Ὅτι *Εὐμένης ὁ βασιλεὺς τῆς Περσέως καὶ Ῥωμαίων* 22 (6[d]) *μάχης συντετελεσμένης εἰς παράλογον ἐνέπεσε διάθεσιν, ὡς οἱ πολλοί φασιν, ὡς δὲ τἀνθρώπινα πράγ-* 15 *ματα φύσιν ἔχει γίνεσθαι κατὰ τὸ πλεῖστον, εἴς τι τῶν εἰωθότων συμβαίνειν· ἱκανὴ γὰρ ἡ τύχη τοῖς* 2 *παρὰ λόγον τὰ κατὰ λόγον ἐπιτρῖψαι, κἄν τινι συνεργήσῃ καὶ προσθῆται τὴν αὑτῆς ῥοπήν, αὖθις οἷον ἐκ μεταμελείας ἀντισηκοῦν καὶ λυμαίνεσθαι τὰ κατορ-* 20 *θώματα παρὰ πόδας. ὃ καὶ τότε περὶ τὸν Εὐμένη* 3

---

2 *πεφοίβακεν* legerat *Ma*, *ὑποπεφοίβακεν* legit *Hey*, *ἀποπεφοίβακεν* legit *Bo*, ut correxerat e Diod. *Hey* 9 *ἐτῶν* legerat *Ma*, *ἔτεσι* coni. *Ge* e codice nunc confirmatum 12—262, 7 M 77, 9—20 *Hey*; v. Diod. 31, 12, *Ni* 338 13 *ἐπέπεσε Hu* errato typographico 14 *τὰ ἀνθρώπεια* M secundum *Ma* et *Hey* vulgo, *τἀνθρώπεια Ben* 298, *τὰ ἀνθρώπινα* legit *Bo*, *τἀνθρώπινα B W* hic et 12, 28, 2 15 *γενέσθαι* M secundum *Ma* et *Hey* vulgo, *γίνεσθαι* legit *Bo*, v. 2, 21, 3 16 *ἀγαθὴ γὰρ* Diod. 17 *ἐπιτρέψαι* M, *ἀναστρέψαι* Diod., *ἀνατρέψαι Di*, corr. *Lu* 18 *προσ|θῆιτε* M, *πρόσθηται* corr. Boissonadius anecd. Graec. II Paris. 1831, 411

1204 4] *γενέσθαι συνέπεσε· δόξας γὰρ μάλιστα τότε τὴν ἰδίαν ἀρχὴν ἐν ἀσφαλεῖ βεβηκέναι καὶ πολλὴν ἐπιφέρειν ῥᾳστώνην τὸν ἑξῆς χρόνον, ἅτε τοῦ Περσέως καὶ καθόλου τῆς ἐν Μακεδονίᾳ βασιλείας ἄρδην ἀνῃρημένης, τότε μεγίστοις ἐνεκύρησε κινδύνοις τῶν* 5 *κατὰ τὴν Ἀσίαν Γαλατῶν ἀνυπονοήτως (συν)εξαναστάντων τοῖς καιροῖς.*

IV. BELLUM ANTIOCHI IV. CUM PTOLEMAEIS FRATRIBUS.

23 (8) Ὅτι *κατὰ τὴν Πελοπόννησον ἔτι κατὰ χειμῶνα* 10 *πρεσβείας παραγενομένης παρὰ τῶν βασιλέων ἀμ-* [1044 *φοτέρων [Πτολεμαίου καὶ Πτολεμαίου] περὶ βοηθείας, ἐγενήθη διαβούλια καὶ πλείω, πολλὴν ἔχοντα φιλο-* 2 *τιμίαν. τοῖς μὲν γὰρ περὶ τὸν Καλλικράτην καὶ Διοφάνην καὶ σὺν τούτοις Ὑπέρβατον οὐκ ἤρεσκε διδόναι* 15 3 *βοήθειαν, τοῖς δὲ περὶ τὸν Ἄρχωνα καὶ Λυκόρταν καὶ Πολύβιον ἤρεσκε τὸ διδόναι τοῖς βασιλεῦσι κατὰ τὴν* 4 *ὑπάρχουσαν συμμαχίαν. ἤδη γὰρ συνέβαινε τότε τὸν νεώτερον Πτολεμαῖον ὑπὸ τῶν ὄχλων ἀναδεδεῖχθαι βασιλέα διὰ τὴν περίστασιν, τὸν δὲ πρεσβύτερον ἐκ* 20

---

1 *δόξασ* M, *δόξαν* Spengelius act. societ. Graec. 1836, 33, *δοξάσας Hu* 3 *ἑξῆς Ma*, *ἐξαρ|χῆσ* M 6 *(συν)εξαναστάντων B W* coll. 16, 9, 4, *ἐπαναστάτων* M secundum *Hey*, *(ἐπελθόν)των Ma*, *ἐ.....ρτων* (fortasse *ατων* vel *ωτων* et ante *ο κ* vel *στ*) legit *Bo*, *ἐπαναστάντων Hey* vulgo 10—266, 11 X 167r—171r, O 214r—217r, U* 165—173, *Ur* LXXXIX; v. *Ni* 338 10 *πελοπόννησον* X ante *Ur*, *πελοπόνησον* OU* 12 *πτολεμαίου καὶ πτολεμαίου* inducit *B W* 14 *καλλικράτην* U*s *Ur*, *καλλικράτιν* Y 15 *ὑπερβάτωνον* Y, *ὑπερβάτονον Ur*, corr. *Gro* not. 449, *Ὑπερβάτῳ* (cum hiatu) coni. *Be* 17 *γρ´ βασιλεύουσι* Om

τῆς Μέμφεως καταπεπορεῦσθαι καὶ συμβασιλεύειν
τἀδελφῷ. καὶ δεόμενοι παντοδαπῆς ἐπικουρίας ἐξ- 5
απέστειλαν πρεσβευτὰς Εὐμένη καὶ Διονυσόδωρον
πρὸς τοὺς Ἀχαιούς, αἰτοῦντες πεζοὺς μὲν χιλίους
5 ἱππεῖς δὲ διακοσίους, ἡγεμόνα δὲ τῆς ὅλης συμμαχίας
Λυκόρταν, τῶν δ' ἱππέων Πολύβιον. πρὸς δὲ Θεο- 6
δωρίδαν τὸν Σικυώνιον διεπέμψαντο, παρακαλοῦντες
αὐτὸν συστήσασθαι ξενολόγιον χιλίων ἀνδρῶν. συν- 7
έβαινε δὲ τοὺς μὲν βασιλεῖς τὴν ἐπὶ πλεῖον σύστασιν
1205] ἔχειν πρὸς τοὺς εἰρημένους ἄνδρας ἐκ τῶν πρά-
ξεων ὧν εἰρήκαμεν. τῶν δὲ πρεσβευτῶν παραγενο- 8
μένων, τῆς συνόδου τῶν Ἀχαιῶν οὔσης ἐν Κορίνθῳ,
καὶ τά τε φιλάνθρωπα πρὸς τὴν βασιλείαν ἀνανεωσα-
μένων ὄντα μεγάλα καὶ τὴν περίστασιν τῶν βασιλέων
15 ὑπὸ τὴν ὄψιν ἀγόντων καὶ δεομένων σφίσι βοηθεῖν,
τὸ μὲν πλῆθος τῶν Ἀχαιῶν ἕτοιμον ἦν οὐ μέρει τινί, 9
πανδημεὶ δὲ συγκινδυνεύειν, εἰ δέοι, τοῖς βασιλεῦσιν·
ἀμφότεροι γὰρ εἶχον τό τε διάδημα καὶ τὴν ἐξουσίαν.
οἱ δὲ περὶ τὸν Καλλικράτην ἀντέλεγον, φάσκοντες 10
20 δεῖν καθόλου μὲν μὴ πραγματοκοπεῖν, ἐν δὲ τοῖς
παροῦσι καιροῖς μηδ' ὅλως, ἀλλ' ἀπερισπάστους ὑπάρ-
χοντας Ῥωμαίοις παρέχεσθαι χρείας· μάλιστα γὰρ ἦν 11
τότε προσδόκιμος ὁ περὶ τῶν ὅλων κίνδυνος, ἅτε τοῦ
Κοΐντου τοῦ Φιλίππου τὴν παραχειμασίαν ἐν τῇ
25 Μακεδονίᾳ ποιουμένου. τῶν δὲ πολλῶν εἰς ἀπορίαν 24
ἐμπιπτόντων, μὴ δόξωσι Ῥωμαίων ἀστοχεῖν, μετα- (9)

---

1 μέμφεως Y ante *Ur*, μέμψεως U* καταπορεύεσθαι O
4 τοὺς om. U* *Ur*, add. Y *Sch* 5 δὲ σ̄ Y 6 θεοδωρίδαν
U*• *Ur* (v. 22, 3, 6), θεωρίδαν Y 17 πανδημὶ O δέοι X
ante *Sch*, δὲ οἱ O, δέοιτο U* *Ur* vulgo 20 δεῖν — ἐν δὲ τοῖς
om. O

λαβόντες τοὺς λόγους οἱ περὶ τὸν Λυκόρταν καὶ
2 Πολύβιον ἐδίδασκον, ἄλλα τε καὶ πλείω προφερόμενοι
καὶ διότι, τῷ πρότερον ἔτει ψηφισαμένων τῶν [1045
Ἀχαιῶν πανδημεὶ συστρατεύειν τοῖς Ῥωμαίοις καὶ
πεμψάντων πρεσβευτὴν τὸν Πολύβιον, ὁ Κόιντος 5
ἀποδεξάμενος τὴν προθυμίαν ἀπείπατο μὴ χρείαν
ἔχειν τῆς βοηθείας, ἐπεὶ κεκράτηκε τῆς εἰς Μακε-
3 δονίαν εἰσβολῆς. ἐξ ὧν ἀπεδείκνυσαν σκῆψιν οὖσαν
τὴν Ῥωμαίων χρείαν πρὸς τὸ διακωλῦσαι βοηθεῖν.
4 διὸ παρεκάλουν τοὺς Ἀχαιούς, ὑποδεικνύοντες τὸ 10
μέγεθος τῆς περιστάσεως, ἐν ᾗ συνέβαινε τότε τὴν
βασιλείαν ὑπάρχειν, μὴ παριδεῖν τὸν καιρόν, ἀλλὰ
μνημονεύοντας τῶν ὁμολογιῶν καὶ τῶν εὐεργεσιῶν,
5 μάλιστα δὲ τῶν ὅρκων, ἐμπεδοῦν τὰς συνθήκας. τῶν
δὲ πολλῶν ἐπιφερομένων πάλιν βοηθεῖν, τότε μὲν οἱ 15
περὶ τὸν Καλλικράτην ἐξέβαλον τὸ διαβούλιον, δια-
σείσαντες τοὺς ἄρχοντας, ὡς οὐκ οὔσης ἐξουσίας
κατὰ τοὺς νόμους ἐν ἀγορᾷ βουλεύεσθαι περὶ βοη-
6 θείας. μετὰ δέ τινα χρόνον συγκλήτου συναχθείσης
εἰς τὴν τῶν Σικυωνίων πόλιν, ἐν ᾗ συνέβαινε μὴ 20
1206] μόνον συμπορεύεσθαι τὴν βουλὴν ἀλλὰ πάντας
τοὺς ἀπὸ τριάκοντ' ἐτῶν, καὶ λόγων γινομένων πλειό-
7 νων, καὶ μάλιστα τοῦ Πολυβίου διοριζομένου πρῶτον

---

2 καὶ om. *Di* πλεῖον O 3 ψηφισαμένων U*° *Ur*, ψηφισαμένῳ (Y) 7 ἐπεὶ κεκράτηκε *Ur* pro ἐπικεκράτηκε 8 εἰς βουλῆς O 9 διακολύσαι X, διαλῦσαι Y *Ur* vulgo, corr. Hewlettius l. c. 276 ann. 1 ignarus lectionis codicis X *BW* ante βοηθεῖν add. τὸ *Ur* vulgo, del. Hewlettius l. c. *BW* 10 ὑποδεικνύντες *Di*, v. Eberhardum observ. Polyb. part. Diss. inaug. Berol. 1862, 37 21 συμπορεύεσθαι *Ur* pro οὐ πορεύεσθαι 22 λτ' (= τριάκοντ') Y, $\bar{\lambda}$ *Ur*, unde τριάκοντα vulgo ante *Ben* 295 *Hu*

μὲν περὶ τοῦ μὴ χρείαν ἔχειν τοὺς Ῥωμαίους τῆς
βοηθείας καὶ δοκοῦντος οὐκ εἰκῇ ταῦτα λέγειν διὰ
τὸ γεγονέναι τὴν παρελθοῦσαν θερείαν ἐν τῇ Μακε-
δονίᾳ παρὰ τῷ Φιλίππῳ, δεύτερον δὲ φάσκοντος, ἐὰν 8
5 καὶ δέωνται Ῥωμαῖοι τῆς συμμαχίας, οὐ διὰ τοὺς
διακοσίους ἱππεῖς καὶ χιλίους πεζοὺς τοὺς ἀποσταλη-
σομένους εἰς Ἀλεξάνδρειαν ἀδυνατήσειν τοὺς Ἀχαιοὺς
βοηθεῖν Ῥωμαίοις· καλῶς γὰρ ποιοῦντας αὐτοὺς καὶ
τρεῖς ἄγειν καὶ τέτταρας μυριάδας ἀνδρῶν μαχίμων·
10 εὐδοκοῦντες τοῖς λεγομένοις ἔρρεπον οἱ πολλοὶ πρὸς 9
τὸ πέμπειν τὴν συμμαχίαν. τῇ δὲ δευτέρᾳ τῶν 10
ἡμερῶν, ἐν ᾗ κατὰ τοὺς νόμους ἔδει τὰ ψηφίσματα
προσφέρειν τοὺς βουλομένους, οἱ μὲν περὶ τὸν Λυκόρ-
ταν προσήνεγκαν διότι δεῖ πέμπειν τὴν βοήθειαν, οἱ
15 δὲ περὶ τὸν Καλλικράτην διότι δεῖ πρεσβευτὰς ἐξ-
αποστέλλειν τοὺς διαλύσοντας τοὺς βασιλεῖς πρὸς τὸν
Ἀντίοχον. πάλιν δὲ τῶν διαβουλίων προτεθέντων 11
ἀγὼν ἐγίνετο νεανικός· πολύ γε μὴν ὑπερεῖχον οἱ
περὶ τὸν Λυκόρταν. αἵ τε γὰρ βασιλεῖαι συγκρινόμεναι 12
20 μεγάλην εἶχον διαφοράν· ὑπὸ μὲν γὰρ τῆς [13 1046
Ἀντιόχου σπάνιον ἦν εὑρεῖν οἰκεῖόν τι γεγονὸς καθό-
λου πρὸς τοὺς Ἕλληνας ἔν γε τοῖς ἀνώτερον χρόνοις·

---

1 *χρείαν μὴ* Y, transponit *BW* coll. 29, 24, 2 3 *θερείαν Rei* 702 *Sch*, *νύκτα* Y *Ur* vulgo, *νέκτα* U*, (*θερεία*)*ν ἐκτὸς* coni. *BW* 4 *παρὰ τῷ φιλίππῳ Ur* pro *περὶ τοῦ φιλίππου* 5 *δέονται* Y, corr. Ernestus 6 *σ̄ ἱππεῖς* Y 8 *ῥωμαίους* Y, corr. *Sch* 8. 9 *καὶ τρεῖς ἄγειν*] *καθωπλισμένους ἄγειν* vel *οἵους τ' εἶναι συνάγειν* coni. *Hu*, *κ. τρ. συνάγειν Rei* 703, *κ.τρ.ἐξάγειν* Ad. Kiesslingius *z. Krit. d. Dion. v. Hal.* Basil. 1868, 13 9 *δ̄ μυριάδας* Y 10 *ἔρεπον* Y, corr. *Be* 13 *βουλομένους* Y *Sch*, *βουλευομένους Ur* vulgo 15 *πρεσβευτᾶς* (sic) O 18 *ὑπῆρχον* O 19 *λυκόρταν* U*ª *Ur*, *λυκόρτα* Y 21 *γεγονὸς* Y ante *Gro*, *γεγονὼς Ur Ca* 916 *καθούλου* X, corr. Xᵐ addito *ἴσως* 22 *γε Ca* 916 pro *τε*

καὶ γὰρ ἡ τοῦ τότε βασιλεύοντος μεγαλοψυχία (διά)-
14 δηλος ἐγένετο τοῖς Ἕλλησιν· ὑπὸ δὲ τῆς Πτολεμαίου
τοσαῦτα καὶ τηλικαῦτα τοῖς Ἀχαιοῖς ἐγεγόνει φιλάν-
θρωπα κατὰ τοὺς ἀνώτερον χρόνους ὥστ' ἂν μηδένα
1207 15] πλεῖον ἀξιοῦν. ἃ διατιθέμενος ὁ Λυκόρτας 5
μεγάλην ἐποιεῖτο φαντασίαν, ἅτε τῆς παραθέσεως
16 ὁλοσχερῆ τὴν διαφορὰν ἐχούσης· καθ' ὅσον γὰρ οὐκ
ἐξαριθμήσασθαι ῥᾴδιον ἦν τὰς τῶν ἐν Ἀλεξανδρείᾳ
βασιλέων εὐεργεσίας, κατὰ τοσοῦτον ἁπλῶς οὐδὲν ἦν
εὑρεῖν φιλάνθρωπον ἐκ τῆς Ἀντιόχου βασιλείας ἀπηντ- 10
ημένον εἰς πραγμάτων λόγον τοῖς Ἀχαιοῖς. —

25 Ὅτι ἕως μέν τινος οἱ περὶ τὸν Ἀνδρωνίδαν καὶ
(10) Καλλικράτην ἐχρῶντο τοῖς ὑπὲρ τῆς διαλύσεως λόγοις,
οὐδενὸς δὲ προσέχοντος αὐτοῖς ἐπεισήγαγον μηχανήν.
2 παρῆν γὰρ ἐκ πορείας εἰς τὸ θέατρον γραμματηφόρος 15
φέρων ἐπιστολὴν παρὰ Κοΐντου Μαρκίου, δι' ἧς
παρεκάλει τοὺς Ἀχαιοὺς ἀκολουθοῦντας τῇ Ῥωμαίων
3 προαιρέσει πειρᾶσθαι διαλύειν τοὺς βασιλεῖς· συνέβαινε
γὰρ καὶ τὴν σύγκλητον ἀπεσταλκέναι πρεσβευτὰς τοὺς

---

1 *δῆλος* Y, corr. *Di* praef. Diod. IV Lips. 1867, 12 *Hu* 4. 5 *μηδένα πλεῖον ἀξιοῦν Hu*, *μηδενὶ πλεῖον ἀξίως* Y *Ur Di*, *μηδενὶ πλεῖον* transposito *ἀξίως* post *διατιθέμενος Ca* 916 vulgo 5 *διατιθ. ἀξίως Ca* 916, v. ad 4. 5 6 *ἐποίει Di* praef. IV 12, sed v. 32, 3, 9 *ἅτε*] *ἃ* O 7 *ὁλοσχερῆ* X ex *ὁλοσχελῆ* 8 *τὰς Ur* pro *τῆς* 9 *βασιλεύων* O 10 *ἀπηντημένου* O 11 *λόγον* X[s] *Ur*, *λόγων* Y, *λόγους* O 12—267, 15 X 171[r]—172[r], O 217[r]—217[u], U* 173—175, *Ur* XCI; v. *Ni* 338. Hanc eclogam a praecedenti vulgo interserto capite secundo huius libri separatam huc rettulit *Sch* 12 *ἀνδρονίδαν* Y *Ur* vulgo ante *Sch*, *ἀνδρουΐδαν* O, *ἀνδρονίδαν* (sed litterae o superscriptum est ω deletum) U* 13 *ἐχρῶντο* Y ante *Ur*, *ἐχρώντων* U* 15 *γραμματηφόρος* Y *Ur* vulgo ante *Sch*, *γραμματοφόρος* O vulgo post *Sch*, v. Lobeckium ad Phrynich. 682 19 post *τοὺς* add. *δὲ* O

περὶ Νεμέσιον διαλύσοντας τοὺς βασιλεῖς. ἦν δὲ 4
τοῦτο κατὰ τῆς ὑποθέσεως· οἱ γὰρ περὶ τὸν Τίτον
ἀδυνατήσαντες τοῦ διαλύειν ἀνακεχωρήκεισαν εἰς τὴν
Ῥώμην ἄπρακτοι τελείως. ἀλλ' οἱ περὶ τὸν Πολύβιον 5
5 οὐ βουλόμενοι διὰ τὸν Μάρκιον πρὸς τὴν ἐπιστολὴν
ἀντιλέγειν ἀνεχώρησαν ἐκ τῶν πραγμάτων. καὶ τὰ
μὲν κατὰ τὴν βοήθειαν οὕτω διέπεσε τοῖς βασιλεῦσι,
τοῖς δ' Ἀχαιοῖς ἔδοξε πρεσβευτὰς ἀποστέλλειν τοὺς 6
διαλύσοντας· καὶ κατεστάθησαν Ἄρχων Αἰγειράτης,
10 Ἀρκεσίλαος Ἀρίστων Μεγαλοπολῖται. οἱ δὲ παρὰ 7
τοῦ Πτολεμαίου πρεσβευταὶ διαψευσθέντες τῆς συμ-
μαχίας ἀνέδωκαν τοῖς ἄρχουσιν, ἑτοίμας ἔχοντες, ἐπι-
στολὰς παρὰ τῶν βασιλέων, δι' ὧν ἠξίουν τοὺς
Ἀχαιοὺς ἐκπέμπειν Λυκόρταν καὶ Πολύβιον ἐπὶ τὸν
15 ἐνεστῶτα πόλεμον. —

Ἐπιλαθόμενος δὲ τῶν γεγραμμένων ὑπ' [26 1048
αὐτοῦ Ἀντίοχος καὶ τῶν εἰρημένων ἐξήρτυε (7*)
1208] πόλεμον κατὰ Πτολεμαίου, ὥστε καὶ λίαν ἀληθὲς
φαίνεσθαι τὸ ῥηθὲν ὑπὸ Σιμωνίδου "χαλεπὸν ἐσθλὸν
20 ἔμμεναι." ἔχειν μὲν γὰρ ὁρμὰς ἐπὶ τὰ καλὰ καὶ μέχρι 2

---

1 *Νεμέσιον*] T. Numisium Tarquiniensem agnovit *Gro*[m] e Liv. 45, 17, 3; de forma nominis v. *Sch* V 384 et Dittenbergerum *Hermes* 1872, 130 ss., 297 *δὲ Sch* pro *γὰρ* 2 *τίτον* Y[a] Didotiana, *τῖτον Ur* vulgo 3 *τοῦ* Y *BW*, om. *Ur* vulgo *ἀνακεχωρήκεισαν* Y *Sch*, *ἀνακεχωρήκησαν* U*, *ἀνακεχωρήκεσαν Ur* vulgo ante *Sch* et Bekker, *ἀνεκεχωρήκεσαν Di*, v. Eberhardum l. c. 28 et *Hu E.Z.* XXXII 16 p. 90 ann. 1 4 *τελείως* Y *Hu*, *τελέως Ur* vulgo 6 *καὶ τὰ*] *κατὰ* O 7 *κατὰ* om. O *οὕτῳ* Y, unde *οὕτως Hu*, *οὕτω* U* vulgo 9 *αἰγειράτης* Y *Ca* 917, *αἰγιράτης* U* *Ur* 10 *καὶ* ante *Ἀρίστων* vulgo post *Ur* additum del. *Sch* *μεγαλοπολίται* Y, corr. *Sch* 11 *τῶν Πτολεμαίων* coni. *Sch* 12 *ἑτοίμας* Y *Hu*, *ἑτοίμους* U* vulgo, v. Kaelkerum l. c. 239 **16—268, 4 M 77, 21—26** *Hey*; v. Diod. 31, 1, *Ni* 338 20 *ἔχει* M, corr. *Ge* *καὶ* omiserat *Ma*, coniectura add. *Ge* e codice nunc confirmata

τινὸς ἀντιποιήσασθαι τούτων εὐμαρές, ὁμαλίσαι δὲ καὶ κατὰ πᾶσαν περίστασιν ἐπίμονον γενέσθαι τῇ γνώμῃ, μηδὲν τοῦ καλοῦ καὶ τοῦ δικαίου προυργιαίτερον τιθέμενον, δυσχερές. —

27 (11) Ὅτι τοῦ Ἀντιόχου πρὸς Πτολεμαῖον ἕνεκεν [1047
2 τοῦ Πηλούσιον κατασχεῖν ἀφικομένου, ὁ Ποπίλιος *ὁ τῶν Ῥωμαίων στρατηγός, τοῦ βασιλέως πόρρωθεν ἀσπαζομένου διὰ τῆς φωνῆς καὶ τὴν δεξιὰν προτείνοντος, πρόχειρον ἔχων τὸ δελτάριον, ἐν ᾧ τὸ τῆς συγκλήτου δόγμα κατ(ετ)έτακτο, προύτεινεν αὐτῷ* 10 *καὶ τοῦτ' ἐκέλευσε πρῶτον ἀναγνῶναι τὸν Ἀντίοχον,*
3 *ὡς μὲν ἐμοὶ δοκεῖ, (μὴ) πρότερον ἀξιώσας τὸ τῆς φιλίας σύνθημα ποιεῖν πρὶν ἢ τὴν προαίρεσιν ἐπιγνῶναι τοῦ δεξιουμένου, πότερα φίλιος ἢ πολέμιός*
4 *ἐστιν. ἐπεὶ δ' ὁ βασιλεὺς ἀναγνοὺς ἔφη βούλεσθαι* 15 *μεταδοῦναι τοῖς φίλοις ὑπὲρ τῶν προσπεπτωκότων, ἀκούσας ὁ Ποπίλιος ἐποίησε πρᾶγμα βαρὺ μὲν δοκοῦν*
5 *εἶναι καὶ τελέως ὑπερήφανον· ἔχων γὰρ πρόχειρον ἀμπελίνην βακτηρίαν περιέγραφε τῷ κλήματι τὸν Ἀντίοχον ἐν τούτῳ τε τῷ γύρῳ τὴν ἀπόφασιν ἐκέ-* 20
6 *λευσε δοῦναι περὶ τῶν γεγραμμένων· ὁ δὲ βασιλεὺς*

5—270, 7 V 97r–99r, W 66r–67r, N 104r–106r, U 369–373, *Ur* XCII; v. Liv. 45, 11—12, 8, Diod. 31, 2, *Ni* 273s., 338. Fragmenti initium esse excerptoris perspexit *Rei* 703
6. 17 *ποπίλλιος Ur* vulgo ante *Di*, *πόπλιος* Z 10 *κατ(ετ)έτακτο Hu E.Z.* XXXII 16 p. 92 *BW*, *κατέτακτο* Z, *κατεγέγραπτο Ur* vulgo, *κατατέτακτο Hu* 11 *ἐκέλευε* WN *Hu*, sed v. Diod.
12 *ὡς*] *ὦ* N (*μὴ*) *πρότερον ἀξιώσας Hu*, *πρότερον ἀξιοῦσθαι* Z, *πρ. ἀπαξιούμενος Ur*, *πρ. ἀπαξιῶν Ca* 918 vulgo, (*οὐ*) *πρ. ἀξιώσας Rei* 703s. addito *ὀρθῶς* post *Ἀντίοχον* vs. 11, *πρ. ἀπαξιώσας Di* 14 *φίλος* N 18 *πρόχειρον* e Diod. coni. *Sch BW*, *προχείρως* Z vulgo (v. Brandstaeterum Fleckeis. annal. 1860, 761s.), *πρὸ χειρῶν Di Hu* 19 *ἀμπελίνην* U[s] *Ur*, *ἀμπελήνην* Z

ξενισθεὶς τὸ γινόμενον καὶ τὴν ὑπεροχήν, βραχὺν
χρόνον ἐναπορήσας ἔφη ποιήσειν πᾶν τὸ παρακαλού-
μενον ὑπὸ Ῥωμαίων. οἱ δὲ περὶ τὸν Ποπίλιον τότε
1209] τὴν δεξιὰν αὐτοῦ λαμβάνοντες ἅμα πάντες ἠσπά-
5 ζοντο φιλοφρόνως. ἦν δὲ τὰ γεγραμμένα λύειν ἐξ 7
αὐτῆς τὸν πρὸς Πτολεμαῖον πόλεμον. διὸ καὶ δο- 8
θεισῶν αὐτῷ τακτῶν ἡμερῶν, οὗτος μὲν ἀπῆγε τὰς
δυνάμεις εἰς τὴν Συρίαν, βαρυνόμενος καὶ στένων,
εἴκων δὲ τοῖς καιροῖς κατὰ τὸ παρόν· οἱ δὲ περὶ τὸν 9
10 Ποπίλιον καταστησάμενοι τὰ κατὰ τὴν Ἀλεξάνδρειαν
καὶ παρακαλέσαντες τοὺς βασιλεῖς ὁμονοεῖν, ἅμα δὲ
προστάξαντες αὐτοῖς Πολυάρατον ἀναπέμπειν εἰς Ῥώ-
μην, ἀνέπλευσαν ἐπὶ τῆς Κύπρου, βουλόμενοι καὶ τὰς
ἐκεῖ (καθ)υπαρχούσας δυνάμεις ἐκβαλεῖν ἐκ τῆς νήσου
15 κατὰ σπουδήν. ἀφικόμενοι δὲ καὶ καταλαβόντες ἡττη- 10
μένους μάχῃ τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ
καθόλου φερόμενα τὰ κατὰ τὴν Κύπρον (ἄνω καὶ
κάτω) ταχέως ἀνέστησαν τὸ στρατόπεδον ἐκ τῆς χώρας
καὶ παρήδρευσαν, ἕως ἀπέπλευσαν αἱ δυνάμεις ἐπὶ
20 Συρίας. καὶ Ῥωμαῖοι μὲν ὅσον οὔπω καταπεπονημένην 11
τὴν Πτολεμαίου βασιλείαν τούτῳ τῷ τρόπῳ διέ- [1048
σωσαν, τῆς τύχης οὕτω βραβευούσης τὰ κατὰ τὸν Περσέα 12

---

2 *ἐναπορήσας* Z (v. 12, 25c, 1), *ἐπαπορήσας* coni. *Sch* auctore *Rei* 704 *Di* *παρακελευόμενον* Herwerdenus spicil. Vatic. Lugd. Bat. 1860, 85, sed v. Brandstaeterum l. c. 762 3. 10 *ποπίλλιον* *Ur* vulgo ante *Di*, *πόπλιον* Z 7 *αὐτῷ* ex *αὐτῶν* V *οὕτως* Z, corr. *Ur* *ἀπῆγετο* V, *ἀπήγετο* U vulgo, *ἀπῆγε* Z *Di* 8 *Συρίαν* *Rei* 704 *Sch*, *ἀγρίαν* Z ante *καὶ* add. *μὲν* *Sch* vulgo, del. *BW*, v. *Hu* praef. I[2] 65 ss. *στένων* Z ante *Ur*, *στένον* U 9 *εἶκον* (Z), corr. *Ur* 12 *πολυάρατος* N 14 *ὑπαρ-χούσας* Z, corr. *BW*, v. ad 12, 3, 2 17 post *φερόμενα* lac. indicat *Ca* 919, (*κακῶς*) *φερόμενα* *Rei* 704 *Di*, *θορυβούμενα* *Hu* 17. 18 *ἄνω καὶ κάτω* add. *BW* 20 *οὔπῳ* V 22 *οὕτῳ* VN, unde *οὕτως* *Hu*, *οὕτω* Z vulgo

πράγματα καὶ τοὺς Μακεδόνας ὥστε καὶ πρὸς τὸν ἔσχατον καιρὸν ἐλθόντα τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὴν ὅλην Αἴγυπτον παρὰ τοῦτο πάλιν ὀρθωθῆναι, παρὰ τὸ φθάσαι κριθέντα τὰ κατὰ τὸν Περσέα πρά-
13 *γματα· μὴ γὰρ γενομένου τούτου καὶ πιστευθέντος,* 5
οὐκ ἄν μοι δοκεῖ πειθαρχῆσαι τοῖς ἐπιταττομένοις Ἀντίοχος.

---

1 *πρὸς* om. U, add. U^m 2 *τὰ* om. N 4 *φθᾶσαι* Z, *φθάσαι* U^s *Ur* 5 *γινομένου* Z, corr. *Rei* 704 *Sch* ante *καὶ* suppl. *Rei* 704 *ἢ οὐ*, sed v. *B W* Fleckeis. annal. 1890, 835 ss. *καὶ πιστ.*] *τοῦ προτερήματος* coni. *Hu* 7 *ἀντίοχος* Z *Hu*, *ἀντίοχον* *Ur* vulgo. Post hanc eclogam addunt *τέλος τοῦ λ^{ov}* ($\bar{λ}$ W *λ^{v}* U) *λόγου* Z significantes sextam Polybii pentadem desinere; nam nullam epitomam ex libro XXX desumptam esse ab eclogariis huius tituli recte annotat *Hu*. Ita eadem ratione fine libri XXXVIII in iisdem codicibus additur *τέλος τῆς πολυβίου ἱστορίας*, quod ex sequentibus libris nulla ecloga est hausta.

FRAGMENTA LIBRI XXX.

A. OLYMP. 153, 1.

I. RES ITALIAE.

1210] Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε παρὰ [1 1048
τοῦ βασιλέως Εὐμένους ἀδελφὸς Ἄτταλος, ἔχων μὲν 2
πρόφασιν, εἰ καὶ μὴ τὸ κατὰ τοὺς Γαλάτας ἐγεγόνει
5 σύμπτωμα περὶ τὴν βασιλείαν, ὅμως ἐλθεῖν εἰς τὴν
Ῥώμην ἕνεκεν τοῦ συγχαρῆναι τῇ συγκλήτῳ καὶ τυχεῖν
τινος ἐπισημασίας διὰ τὸ συμπεπολεμηκέναι καὶ πάν-
των εὐμενῶς σφίσι μετεσχηκέναι τῶν κινδύνων· τότε 3
δὲ καὶ διὰ τὴν Γαλατικὴν περίστασιν ἠναγκασμένος
10 ἧκεν εἰς τὴν Ῥώμην. πάντων δὲ φιλοφρόνως αὐτὸν 4
ἀποδεχομένων διά τε τὴν ἐν τῇ στρατείᾳ γεγενημένην
συνήθειαν καὶ διὰ τὸ δοκεῖν εὔνουν αὐτοῖς ὑπάρχειν,
καὶ γινομένης τῆς ἀπαντήσεως ὑπὲρ τὴν προσδοκίαν,
μετέωρος ἐγενήθη ταῖς ἐλπίσιν, οὐκ εἰδὼς τὴν ἀληθινὴν
15 αἰτίαν τῆς ἀποδοχῆς. διὸ καὶ παρ' ὀλίγον ἦλθε τοῦ 5

2—280, 17 X 172r—181u, O 217u—223u, U* 175—192, *Ur* XCIII; v. Liv. 45, 19—25, Diod. 31, 5—7, *Ni* 31, 274, 339, *Me* 6 s., 30
3 ἀδελφὸς *Di* 5 ὅλως Y, corr. *Rei* 704 *Be* ἐλθεῖν Y *Sch*, ἐλθὼν U* *Ur* vulgo, ἂν ἐλθεῖν Bentenus observ. crit. in Pol. Lugd. Bat. 1878, 50 10 ante ἧκεν add. οὐκ *Ur*, del. *Ca* 920
11 τε τὴν] τήν τε τὴν O στρατηγία O 12 αὑτοῖς *Di*
15 διὸ om. O

λυμήνασθαι τὰ σφέτερα πράγματα καὶ τὴν ὅλην βασι-
6 λείαν. τῶν γὰρ πλείστων Ῥωμαίων ἀπηλλοτριωμένων
τῆς τοῦ βασιλέως Εὐμένους εὐνοίας καὶ πεπεισμένων
αὐτὸν πλάγιον ἐν τῷ πολέμῳ γεγονέναι, λαλοῦντα τῷ
Περσεῖ καὶ τοῖς καιροῖς ἐφεδρεύοντα τοῖς κατ' αὐτῶν, 5
7 ἔνιοι τῶν ἐπιφανῶν ἀνδρῶν λαμβάνοντες εἰς τὰς χεῖρας
τὸν Ἄτταλον παρεκάλουν τὴν μὲν ὑπὲρ τἀδελφοῦ [1049
πρεσβείαν ἀποθέσθαι, περὶ δ' ἑαυτοῦ ποιεῖσθαι τοὺς
8 λόγους· βούλεσθαι γὰρ αὐτῷ τὴν σύγκλητον συγκατα-
σκευάζειν ἰδίαν ἀρχὴν καὶ δυναστείαν διὰ τὴν ἀλλο- 10
9 τριότητα τὴν πρὸς τὸν ἀδελφόν. ἐφ' οἷς συνέβαινε
τὸν Ἄτταλον ἐπὶ πολὺ μετεωρίζεσθαι καὶ συγκατανεύειν
(ἐν) ταῖς κατ' ἰδίαν ὁμιλίαις τοῖς εἰς τοῦτο τὸ μέρος
10 αὐτὸν παρορμῶσι. τέλος δὲ πρὸς ἐνίους τῶν ἀξιολό-
1211] γων ἀνδρῶν συνέθετο καὶ παρελθὼν εἰς τὴν σύγ- 15
κλητον ποιήσεσθαι τοὺς περὶ τούτων λόγους.

2 Τοιαύτης δ' οὔσης τῆς διαθέσεως περὶ τὸν Ἄτταλον,
ὀττευσάμενος ὁ βασιλεὺς τὸ μέλλον ἐπιπέμπει Στράτιον
τὸν ἰατρὸν εἰς τὴν Ῥώμην, ὃς μεγίστην παρ' αὐτῷ
2 πίστιν εἶχε, τὰ μὲν ὑποδείξας, τὰ δ' ἐντειλάμενος πᾶ- 20
σαν εἰσενέγκασθαι μηχανὴν πρὸς τὸ μὴ κατακολουθῆσαι
τὸν Ἄτταλον τοῖς βουλομένοις λυμήνασθαι τὴν βασι-
3 λείαν αὐτῶν. ὁ δὲ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ
λαβὼν εἰς τὰς χεῖρας τὸν Ἄτταλον πολλοὺς μὲν καὶ

1 λυμήνασθαι Y[a] Didotiana, λυμῆνασθαι *Ur* vulgo 4 αὐτῶν et ὸν super ων X 8 δ' ἑαυτοῦ *Hu*, δὲ αὐτοῦ Y *Ur* vulgo, δὲ αὑτοῦ *Be* 9 βούλεσθαι *Ur* not. 83 *Ca* 920 vulgo, βουλεύεσθαι Y *Ur Sch* 13 ἐν add. *Ca* 920 14 παρορμῶσιν O[a] *Be* 15 καὶ Y *Ur*, del. *Ca* 920, revocat Didotiana auctore *Sch* 18 ὀττευσάμενος Y *Ca* 921, ὀπτευσάμενος *Ur* στράτιον Y ante *Ur*, στράτιος U*, corr. *Di* 19 αὐτῶν O 20 δὲ Y, corr. *Ben* 296 *BW* 21 εἰσενέγκασθαι Y *Sch*, ὑπενέγκασθαι *Ur* vulgo κατακολουθεῖσαν et αι super σαν O 23 αὐτῶν *Ur* pro αὐτόν

ποικίλους διέθετο λόγους· καὶ (γὰρ) ἦν ὁ ἄνθρωπος ἔχων
τι νουνεχὲς καὶ πειστικόν· μόγις δὲ καθίκετο τῆς προ- 4
θέσεως καὶ μετεκάλεσε τὸν Ἄτταλον ἀπὸ τῆς ἀλόγου
φορᾶς, θεὶς ὑπὸ τὴν ὄψιν ὅτι κατὰ μὲν τὸ παρὸν
5 *συμβασιλεύει τἀδελφῷ, τούτῳ διαφέρων ἐκείνου τῷ*
μὴ διάδημα περιτίθεσθαι μηδὲ χρηματίζειν βασιλεύς,
τὴν δὲ λοιπὴν ἴσην καὶ τὴν αὐτὴν ἔχων ἐξουσίαν, εἰς 5
δὲ τὸ μέλλον ὁμολογουμένως καταλείπεται διάδοχος
τῆς ἀρχῆς, οὐ μακρὰν ταύτης (τῆς) ἐλπίδος ὑπαρ-
10 *χούσης, ἅτε τοῦ βασιλέως διὰ μὲν τὴν σωματικὴν*
ἀσθένειαν αἰεὶ προσδοκῶντος τὴν ἐκ τοῦ βίου μετά-
στασιν, διὰ δὲ τὴν ἀπαιδίαν οὐδ' εἰ βουληθείη δυνα-
μένου τὴν ἀρχὴν ἄλλῳ καταλιπεῖν· οὐδέπω γὰρ ἀνα- 6
δεδειγμένος ἐτύγχανεν κατὰ φύσιν υἱὸς ὢν αὐτῷ (τις)
15 *ὁ μετὰ ταῦτα διαδεξάμενος τὴν ἀρχήν. τὸ δὲ συνέχον,* 7
θαυμάζειν ἔφη πόσα βλάπτει τοὺς ἐνεστῶτας καιρούς.
μεγάλην γὰρ δεῖν ἔχειν πᾶσι τοῖς θεοῖς χάριν, εἰ συμ- 8
πνεύσαντες καὶ μιᾷ γνώμῃ χρώμενοι δύναιντο τὸν
ἀπὸ Γαλατῶν φόβον ἀπώσασθαι καὶ τὸν ἀπὸ τούτων
20 *ἐφεστῶτα κίνδυνον. εἰ δὲ νῦν εἰς στάσιν καὶ* [9 **1050**
1212] *διαφορὰν ἥξει πρὸς τὸν ἀδελφόν, πρόδηλον εἶναι*

---

1 *διέθεντο* Y, corr. *Ur* *γὰρ* add. *BW*, v. Fleckeis. annal. 1889, 683 *ὁ ἄνθρωπος* Y *Ur* vulgo, *ἅνθρωπος* *Ben* 296, v. *BW* IV cap. IV 2 *πειστικὸν* U*ˢ *Ur*, *πιστικὸν* Y *μόλις* *Di*, sed v. 33, 9, 6 *καθήκετο* O 4 *φρουρᾶς* O 5 *συμβουλεύει* Y, *συμβουλεύειν* O, corr. *Ur* *ἐκείνου* *Ur* pro *ἐκεῖνα* 6 *δια-δήματι* O 7 *ἔχειν* Y *Ur* vulgo, *ἔχει* (cum hiatu) *Rei* 705 *Sch*, corr. *Be* 9 *τῆς* add. *Rei* 705 *Sch* 11 *ᾀεὶ* Y unde *αἰεὶ* *Hu*, *ἀεὶ* U* *Ur* vulgo 13 *ἀναδεδειγμένος*] *necdum agnoverat eum* Liv. 45, 19, 11; v. Koeppium *Rhein. Mus.* 1893, 155 s. 14 *ἐτύγχανεν* X *BW*, *ἐτύγχανε* Yˢ vulgo *τις* add. *BW* 17 *δεῖν ἔχειν* *Hu*, *εἶναι* Y, *εἰδέναι* coni. *Ur* *Ca* 921 vulgo, *ἔχειν* *Sch*, *δεῖν εἰδέναι* *Gro* not. 449 s. coll. 5, 104, 1 *χάριν εἰσεμ-πνεύσαντες* O 19 *τῶν* et *ὸν* super *ῶν* X 20 *εἰ*] *εἰς* O

διότι καταστρέψει τὴν βασιλείαν καὶ στερήσει μὲν
αὐτὸν καὶ τῆς παρούσης ἐξουσίας καὶ τῆς εἰς τὸ μέλλον
ἐλπίδος, στερήσει δὲ καὶ τοὺς ἀδελφοὺς τῆς ἀρχῆς καὶ
10 τῆς ἐν αὐτῇ δυναστείας. ταῦτα δὴ καὶ τούτοις ἕτερα
παραπλήσια διατιθέμενος ὁ Στρατίος ἔπεισε τὸν Ἄττα- 5
λον μένειν ἐπὶ τῶν ὑποκειμένων.

3 Διόπερ εἰσελθὼν εἰς τὴν σύγκλητον ὁ προειρημένος
συνεχάρη μὲν ἐπὶ τοῖς γεγονόσιν καὶ περὶ τῆς καθ'
αὐτὸν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχετο κατὰ τὸν
2 πρὸς Περσέα πόλεμον, ἀπελογίσατο· παραπλησίως δὲ 10
καὶ περὶ τοῦ πέμψαι πρεσβευτὰς τοὺς παρακαθέξοντας
τὴν τῶν Γαλατῶν ἀπόνοιαν καὶ πάλιν εἰς τὴν ἐξ
ἀρχῆς αὐτοὺς ἀποκαταστήσοντας διάθεσιν παρεκάλεσε
3 διὰ πλειόνων. ἐποιήσατο δὲ λόγους καὶ περὶ τῆς
Αἰνίων καὶ τῆς Μαρωνειτῶν πόλεως, ἀξιῶν αὐτῷ 15
4 δοθῆναι ταύτας ἐν δωρεᾷ. τὸν δὲ κατὰ τοῦ βασιλέως
λόγον καὶ τὸν περὶ τοῦ μερισμοῦ τῆς ἀρχῆς εἰς τέλος
5 παρεσιώπησεν. ἡ δὲ σύγκλητος ὑπολαμβάνουσα πάλιν
αὐτὸν ἰδίᾳ περὶ τούτων εἰσπορεύσεσθαι, τούς τε πρε-
σβευτὰς συμπέμψειν ὑπέσχετο καὶ τοῖς εἰθισμένοις 20
δώροις ἐτίμησεν αὐτὸν μεγαλομερῶς· ἐπηγγείλατο δὲ
6 καὶ τὰς προειρημένας πόλεις δώσειν. ἐπειδὴ δὲ παρ-
αυτὰ τυχὼν τῶν φιλανθρώπων ὥρμησεν ἐκ τῆς Ῥώμης

---

2 *αὑτὸν* Y, corr. *Be* 4 *αὑτῷ* O *δὴ* Y *BW*, *δὲ* U* *Ur* vulgo 5 *Στρατίος Di*, *στράτιος* pro *στρατηγὸς Ur* vulgo 9 *αὑτὸν Ur* pro *αὐτὸν* 9. 10 *κατὰ τὸν πρὸς* Y *Sch*, *κατὰ τὸν* U*, *εἰς τὸν κατὰ τὸν Ur* vulgo 10 *ἀπελογήσατο* Y, corr. *Ca* 921 13 *ἀπο-καταστήσοντας* Y *Ca* 922, *ἀποκατασθήσοντας* et *στη* super *σθή* Ursini manu U*, *ἀποκατασταθήσοντας Ur* 15 *αἰνίων* U** *Ur*, *αἰνιῶν* Y *μαρωνιτῶν* Y *Ca* l. c., *μαριωνιτῶν Ur*, corr. *Di* *αὐτῷ* Y, corr. *Be* 19 *εἰσπορεύεσθαι* Y, corr. *Ur* 22 *ἐπειδὴ* Y vulgo ante *Sch*, *ἐπεὶ* O vulgo post *Sch* 22. 23 *παραυτὰ τυχὼν τῶν Rei* 705 *Sch*, *παρὰ τῶν τυχόντων* Y, *παρατυχὼν τῶν Ur* vulgo 23 *φιλανθρωπιῶν* Y, corr. Didotiana auctore *Sch*

οὐδὲν ποιήσας τῶν προσδοκωμένων, διαψευσθεῖσα τῶν ἐλπίδων ἡ σύγκλητος ἄλλο μὲν οὐδὲν εἶχε ποιεῖν, ἔτι 7 *δὲ κατὰ τὴν Ἰταλίαν ὄντος αὐτοῦ τὴν μὲν Αἶνον καὶ τὴν Μαρώνειαν ἠλευθέρωσεν, ἀθετήσασα τὴν ἐπαγγε-* 5 *λίαν, τοὺς δὲ περὶ τὸν Πόπλιον Λικίννιον ἔπεμψε πρεσβευτὰς πρὸς τοὺς Γαλάτας. οἷς ποίας μὲν ἔδωκεν* 8 *ἐντολὰς εἰπεῖν οὐ ῥᾴδιον, στοχάζεσθαι δ' ἐκ τῶν μετὰ ταῦτα συμβάντων οὐ δυσχερές. τοῦτο δ' ἔσται δῆλον* 9 *ἐκ τῶν πράξεων αὐτῶν.*

1213] *Ἧκον δὲ καὶ παρὰ Ῥοδίων πρέσβεις, πρῶτον* 4 *μὲν οἱ περὶ Φιλοκράτην, μετὰ δὲ τούτους οἱ περὶ Φιλόφρονα καὶ Ἀστυμήδην. οἱ γὰρ Ῥόδιοι κομισάμενοι* 2 *τὴν ἀπόκρισιν, ἣν οἱ περὶ τὸν Ἀγέπολιν ἔλαβον* [1051 *εὐθέως μετὰ τὴν παράταξιν, καὶ θεωροῦντες ἐκ ταύτης* 15 *τὴν πρὸς αὐτοὺς ὀργὴν καὶ τὴν ἀνάτασιν τῆς συγκλήτου παραυτίκα τὰς προειρημένας πρεσβείας ἐξέπεμψαν. οἱ δὲ περὶ τὸν Ἀστυμήδην καὶ Φιλόφρονα* 3 *κατανοοῦντες ἐκ τῶν ἐντεύξεων καὶ κοινῇ καὶ κατ' ἰδίαν τὴν ὑφόρασιν καὶ τὴν ἀλλοτριότητα τῶν ἀν-* 20 *θρώπων τὴν πρὸς αὐτοὺς εἰς ἀθυμίαν ὁλοσχερῆ καὶ δυσχρηστίαν ἐνέπιπτον. ὡς δὲ καὶ τῶν στρατηγῶν τις* 4 *ἀναβὰς ἐπὶ τοὺς ἐμβόλους παρεκάλει τοὺς ὄχλους ἐπὶ τὸν κατὰ Ῥοδίων πόλεμον, τότε δὴ παντάπασιν ἔξω* 5

---

2 *εἶχε* Y[a] *Sch*, *εἶχεν* U* *Ur* vulgo 3 *αἰνὸν* Y, *αἴνων* *Ur*, corr. *Ca* 922 4 *μαρωνίαν* Y, corr. *Sch* 5 *λικίνιον* Y, corr. *BW*, v. *BW* IV cap. IV 6 *πρεσβευτὴν* Y, corr. *Ur* 7 *δὲ* Y, corr. *Ben* 296 *BW* 10 *ῥόδιοι* X[m] O[m] 12 *Φιλόφρονα*] *φιλοκράτην* O ex antecedentibus repetitum et *Ur* in marg. cod. U* e Liv. 45, 25, 5; v. Ullrichium l. c. 77 s. *ἀστυμήδην* ex *ἀστυμίδην* U* 13 *Ἀγέπολιν* *BW* pro *ἀγέπολιν*, v. ad 28, 16, 6 15. 20 *αὐτοὺς* Y, corr. *Be* 15 *ἀνάστασιν* Y, corr. *Ca* 922 16 *πρεσβείας* U*[m], *αἰτίας* U* 18 *κοινῇ, αἱ κατ'* O 19 *ἀλλοτριώτητα* X 20 *τὴν*] *τῆς* O 22 *ἀναστὰς* et *βὰς* super *στὰς* X 23 *δὴ* Y *Hu*, *δὲ* *Ur* vulgo

τοῦ φρονεῖν γενόμενοι διὰ τὸν περὶ τῆς πατρίδος κίνδυνον εἰς τοιαύτην ἦλθον διάθεσιν ὥστε καὶ φαιὰ λαβεῖν ἱμάτια καὶ κατὰ τὰς παρακλήσεις μηκέτι παρακαλεῖν μηδ' ἀξιοῦν τοὺς φίλους, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον βουλεύσασθαι περὶ αὐτῶν. 5
6 *μετὰ δέ τινας ἡμέρας εἰσαγαγόντος αὐτοὺς Ἀντωνίου τοῦ δημάρχου, (τοῦ) καὶ τὸν στρατηγὸν τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους πρῶτον μὲν Φιλόφρων,*
7 *μετὰ δὲ τοῦτον Ἀστυμήδης. ὅτε δὴ κατὰ τὴν παροιμίαν* 10 *τὸ κύκνειον ἐξηχήσαντες ἔλαβον ἀποκρίσεις τοιαύτας, δι' ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου τοῦ κατὰ τὸν πόλε-*
8 *μον ἐδόκουν παραλελύσθαι, περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων αὐτοῖς ἡ σύγκλητος πικρῶς καὶ βαρέως*
9 *ὠνείδισεν. ἦν δ' ὁ νοῦς τῆς ἀποκρίσεως τοιοῦτος, ὅτι* 15 *εἰ μὴ δι' ὀλίγους ἀνθρώπους τοὺς αὐτῶν φίλους, καὶ μάλιστα δι' αὐτούς, ᾔδεισαν καλῶς καὶ δικαίως ὡς*
10 *δέον ἦν αὐτοῖς χρήσασθαι. ὁ δ' Ἀστυμήδης αὑτῷ*
1214] *μὲν ἐδόκει καλῶς εἰρηκέναι περὶ τῆς πατρίδος, οὐ μὴν τοῖς γε παρεπιδημοῦσιν οὐδὲ τοῖς οἴκοι μένουσιν* 20
11 *τῶν Ἑλλήνων οὐδαμῶς ἤρεσκεν. ἐξέβαλε γὰρ ἔγγραπτον*

---

3 *λαβεῖν* *Ur* pro *βαλεῖν* *παρακλήσεις* Y *Ur* vulgo ante *Be*, *ἐντεύξεις* Wesselingius II 624, 3 (e Diod. 31, 5, 3) vulgo post *Be* 5 *αὐτῶν* Y, corr. *Be* 6 *μετὰ* *Sch* pro *κατὰ* *εἰσαγαγόντων* O 7 *τοῦ* add. Campius l. c. 1449, ann. 3 *BW* 8 *κατασπάσαντος* Y *Ca* 923, *κατασπάσαντες* *Ur* 9 *πρῶτος* E. Schulzius *Rhein. Mus.* 1868, 431 e Diod. 31, 5, 1 10 *ὅτι* XO 11 *τὸ*] *τὸν* O *κύκνιον* Y, corr. *Ur* *ἐξάσαντες* *Di* 16 *αὐτῶν* Y, corr. *Be* 17 *δι'* *Ur* pro *δὴ* *ᾔδεισαν* U** *Ur* vulgo, *ᾔδησαν* (Y), *ᾔδεσαν* *Di* 18 *αὐτῷ* Y, corr. *Be* 20 *οὐδὲ* *Be* pro *οὔτε* *οἴκοι* Campius l. c. 1450 ann. 1 *BW*, *ἐκεῖ* Y vulgo *μένουσιν* X *BW*, *μένουσι* Y* vulgo 21 *ἤρεσκον* Y, corr. *Ca* 923 *ἐξέβαλε* Y *Be*, *ἐξέβαλλε* U* *Ur* vulgo, v. *Hu* *E.Z.* XXI 6

*μετὰ ταῦτα ποιήσας τὴν σύνταξιν τῆς δικαιολογίας, ἢ
τοῖς πλείστοις τῶν ἀναλαμβανόντων εἰς τὰς χεῖρας
ἄτοπος ἐφαίνετο καὶ τελέως ἀπίθανος. συνεστήσατο* 12
γὰρ τὴν δικαιολογίαν οὐ μόνον ἐκ τῶν τῆς πατρίδος
5 *δικαίων, ἔτι δὲ μᾶλλον ἐκ τῆς τῶν ἄλλων κατη-* [1052
γορίας. τὰ μὲν γὰρ εὐεργετήματα καὶ συνεργήματα 13
*παραβάλλων καὶ συγκρίνων τὰ μὲν τῶν ἄλλων ἐπειρᾶτο
ψευδοποιεῖν καὶ ταπεινοῦν, τὰ δὲ τῶν Ῥοδίων ηὖξανε,
πολλαπλασιάζων καθ' ὅσον οἷός τ' ἦν· τὰ δ' ἁμαρτή-* 14
10 *ματα κατὰ τοὐναντίον τὰ μὲν τῶν ἄλλων ἐξωνείδιζε
πικρῶς καὶ δυσμενικῶς, τὰ δὲ τῶν Ῥοδίων ἐπειρᾶτο
περιστέλλειν, ἵνα κατὰ τὴν παράθεσιν τὰ μὲν οἰκεῖα
μικρὰ καὶ συγγνώμης ἄξια φανῇ, τὰ δὲ τῶν πέλας
μεγάλα καὶ ἀπαραίτητα τελέως, ἐφ' οἷς ἔφη συγγνώμης*
15 *τετευχέναι τοὺς ἡμαρτηκότας ἅπαντας. τὸ δὲ γένος* 15
*τοῦτο τῆς δικαιολογίας οὐδαμῶς ἂν πρέπειν ἀνδρὶ
πολιτικῷ δόξειεν, ἐπείτοι καὶ τῶν κοινοπραγησάντων* 16
*περί τινων ἀπορρήτων οὐ τοὺς διὰ φόβον ἢ πόρου
μηνυτὰς γενομένους τῶν συνειδότων ἐπαινοῦμεν, ἀλλὰ*
20 *τοὺς πᾶσαν ἐπιδεξαμένους βάσανον καὶ τιμωρίαν καὶ
μηδενὶ τῶν συνειδότων παραιτίους γενομένους τῆς αὐτῆς
συμφορᾶς, τούτους ἀποδεχόμεθα καὶ τούτους ἄνδρας*

---

1 *ποιήσασθαι* Y, corr. *Ca* 923 *ἢ* *Ur* pro *ἣ* 6 *εὐεργετήματα* Y *Be* auctore *Sch*, *ἐνεργήματα* U* *Ur* vulgo 9 *παραπλησιάζων* Y, corr. *Ca* 923 10 *ἐξωνείδιζι* (ut videtur) X, *ἐξωνειδίζει* O 14 *μεγάλα καὶ ἀπαραίτητα* *Rei* 706 *BW*, *ἀπαραίτητα καὶ μεγάλα* Y *Ur* vulgo 17 *Ὅτι τῶν κοινοπρ.*— 278, 5 *ἱστορήσασιν*: M 77, 27—78, 2 *Hey* 18 *πόρου* M secundum *Ma* et *Hey* (*quaestum*: Orellius l. c. 7) Didotiana, *πόνον* vel *πόρον* legit *Bo*, *πόνον* Y *Ur* vulgo, *πόνου* O 21 *μηδὲν* M (fortasse *μηδεν̊*: *Bo*) Y, corr. *Ur* *παραιτίους*] 'M habet aliquid diversum a *παραιτίους* et ab eo quod supplet *Ma* *ἀναξίους*' *Hey*, 'M habet *παραιτίουσ* potius quam *ὑποδίκουσ*' *Bo*

17 *ἀγαθοὺς νομίζομεν. ὁ δὲ διὰ τὸν ἄδηλον φόβον πάντα τὰ τῶν ἄλλων ἁμαρτήματα τιθεὶς ὑπὸ τὴν ὄψιν τοῖς κρατοῦσιν καὶ καινοποιήσας, ὑπὲρ ὧν ὁ χρόνος εἰς λήθην ἀγηόχει τοὺς ὑπερέχοντας, πῶς οὐκ ἔμελλε δυσαρεστήσειν τοῖς ἱστορήσασιν;* 5

1215 5] *Τὴν δὲ προειρημένην ἀπόκρισιν οἱ μὲν περὶ τὸν Φιλοκράτην λαβόντες ἐξ αὐτῆς ὥρμησαν, οἱ δὲ περὶ τὸν (Φιλόφρονα καὶ) Ἀστυμήδην αὐτόθι μένοντες παρήδρευον χάριν τοῦ μηδὲν αὐτοὺς λανθάνειν τῶν* 2 *προσπιπτόντων ἢ λεγομένων κατὰ τῆς πατρίδος. προσ-* 10 *πεσούσης δὲ τῆς ἀποκρίσεως ταύτης εἰς τὴν Ῥόδον, δόξαντες ἀπολελύσθαι τοῦ μεγίστου φόβου τοῦ κατὰ τὸν πόλεμον, τἄλλα καίπερ ἀκμὴν ὄντα δυσχερῆ ῥᾳδίως* 3 *ἔφερον. οὕτως αἰεὶ τὰ μείζω τῶν προσδοκωμένων* 4 *κακῶν λήθην ποιεῖ τῶν ἐλαττόνων συμπτωμάτων. διὸ* 15 *καὶ παραχρῆμα ψηφισάμενοι τῇ Ῥώμῃ στέφανον ἀπὸ μυρίων χρυσῶν καὶ καταστήσαντες πρεσβευτὴν ἅμα καὶ ναύαρχον Θεαίδητον ἐξέπεμπον θερείας ἀρχομένης ἄγοντα τὸν στέφανον καὶ μετὰ τούτου τοὺς περὶ* [1053

---

1 *κομίζομεν* O 1. 2 *πάντα τὰ*] [*τηλικ*]*αῦτα* ediderat *Ma* ex M, *πολλὰ τὰ* M secundum *Hey*, *παντα τα* legit *Bo* 3 *εἰς* X ante *Ur*, *εἰ* OU*, om. M 4 *ὑπ* . . . |*χοντασ* in M legit *Bo*. *ὑπερέ*|*χοντας* legerant *Ma* et *Hey* *δυσαρεστῆσιν* XO 5 *ἱστορήσασιν* Y[a] M[a] *Be*, *ἱστορήσασι* U* *Ur* vulgo, Y[m]: *γνώμη* 7 *Φιλόφρονα* coni. Leutschius *Gött. gel. Anz.* 1855, I 263 s., sed v. Ullrichium l. c. 77 *ὅρμησαν* O 8 *Φιλόφρονα καὶ* add. Gelder l. c. 156 ann. 2 *BW* coll. 30, 21, 4 12 *ἀπολελύσθαι* Y[a] *Be*, *ἀπολελῦσθαι* *Ur* vulgo 14 *Ὅτι ἀεὶ*— 15 *συμπτωμάτων*: M 78, 3. 4 *Hey*; Y[m]: *γνώμη* 14 *ᾀεὶ* X, unde *αἰεὶ* *BW*, *ἀεὶ* M[a] Y[a] *Ur* vulgo 17 *δισμυρίων* coni. *Sch Ni* 276 ann. coll. Liv. 45, 25, 7, sed v. *BW* de legationibus cet. 43 ann. b *καὶ* om. O 18 *Θεαίτητον* Y *Ur* not. 75 vulgo post *Rei* 706 et *Sch*, *Θεόδοτον* *Ur* vulgo ante *Sch* (*theodotum*: cod. Livii pro *Theaedetum*), corr. Ullrichius l. c. 78 *BW*; v. ad 22, 5, 2 *θερίας* Y, corr. *Ca* 924

Ῥοδοφῶντα, πειρασομένους κατὰ πάντα τρόπον συμ-
μαχίαν συνθέσθαι πρὸς Ῥωμαίους. τοῦτο δ' ἐποίησαν 5
(οὐ) βουλόμενοι διὰ τοῦ ψηφίσματος καὶ πρεσβείας
ἀποτυχεῖν, ἐὰν ἄλλως δόξῃ Ῥωμαίοις, δι' αὐτῆς δὲ τῆς
5 τοῦ ναυάρχου προαιρέσεως τὴν κατάπειραν ποιήσασθαι·
τὴν γὰρ ἐξουσίαν εἶχε ταύτην ὁ ναύαρχος ἐκ τῶν νό-
μων. οὕτως γὰρ ἦν πραγματικὸν τὸ πολίτευμα τῶν 6
Ῥοδίων ὡς σχεδὸν ἔτη τετταράκοντα πρὸς τοῖς ἑκατὸν
κεκοινωνηκὼς ὁ δῆμος Ῥωμαίοις τῶν ἐπιφανεστάτων
10 καὶ καλλίστων ἔργων οὐκ ἐπεποίητο πρὸς αὐτοὺς συμ-
μαχίαν. τίνος δὲ χάριν οὕτως ἐχείριζον οἱ Ῥόδιοι τὰ 7
καθ' αὐτοὺς οὐκ ἄξιον παραλιπεῖν. βουλόμενοι γὰρ 8
μηδένα τῶν ἐν ταῖς ὑπεροχαῖς καὶ δυναστείαις ἀπελπί-
ζειν τὴν ἐξ αὐτῶν ἐπικουρίαν καὶ συμμαχίαν, οὐκ
15 ἐβούλοντο συνδυάζειν οὐδὲ προκαταλαμβάνειν σφᾶς
1216] αὐτοὺς ὅρκοις καὶ συνθήκαις, ἀλλ' ἀκέραιοι δια-
μένοντες κερδαίνειν τὰς ἐξ ἑκάστων ἐλπίδας. τότε δὲ 9
μεγάλην ἐποιοῦντο φιλοτιμίαν, βουλόμενοι ταύτης τῆς
τιμῆς τυχεῖν παρὰ Ῥωμαίων, οὐ κατεπειγόμενοι συμ-
20 μαχίας οὐδ' ἀγωνιῶντες ἁπλῶς οὐδένα κατὰ τὸ παρὸν
πλὴν αὐτῶν τῶν Ῥωμαίων, ἀλλὰ βουλόμενοι κατὰ 10
τὴν ὑπέρθεσιν τῆς ἐπιβολῆς ἀφαιρεῖσθαι τὰς ὑπο-
νοίας τῶν δυσχερές τι διανοουμένων περὶ τῆς πόλεως.

---

3 *οὐ* add. *BW*, v. annot. sequ. *διὰ τοῦ* Y, *οὐ διὰ τοῦ* (cum hiatu) *Ur* vulgo, *δίχα Rei* 706 s. vulgo post *Sch*, *δίχα τοῦ Di*, sed non solet *δίχα* coniungi cum articulo (v. Krebsium *D. Präpositionsadverbien* cet. II Monachi 1885, 31 ss.) 5 *κατὰ πεῖραν* Y, corr. *Ur* 7 *οὕτως* Y *Hu*, *οὕτω* U* *Ur* vulgo 8 $\bar{\mu}$ Y *πρὸ* O $\bar{\rho}$ Y 9 *κεκοινωνικῶς* (Y), corr. *Ur* 14 *αὐτῶν* Y, corr. *Be* 15 *συνδιάζειν* Y, corr. *Ur* 17 *κερτεύειν* Y, corr. *Ur* e Liv. 45, 25, 9 19 *κατεπιγόμενοι* O 20 *ἀγωνιῶντες* U** *Ur*, *ἀγονιῶντες* X, *ἀγονιόντες* O 21 *βουλόμενος* Y, corr. *Ur* 22 *ἐπιβουλῆς* Y, corr. *Ca* 925 *ἐπινοίας* Y, corr. *Ur* not. 85 e Liv. 45, 25, 10 *Di*

11 ἄρτι δὲ τῶν περὶ τὸν Θεαίδητον καταπεπλευκότων, ἀπέστησαν Καύνιοι, κατελάβοντο δὲ καὶ Μυλασεῖς τὰς
12 ἐν Εὐρώμῳ πόλεις. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἡ σύγκλητος ἐξέβαλε δόγμα διότι δεῖ Κᾶρας καὶ Λυκίους ἐλευθέρους εἶναι πάντας, ὅσους προσένειμε Ῥοδίοις 5
13 μετὰ τὸν Ἀντιοχικὸν πόλεμον. τὰ μὲν οὖν κατὰ τοὺς Καυνίους καὶ τοὺς Εὐρωμεῖς ταχέως οἱ Ῥόδιοι διωρ-
14 θώσαντο· τοὺς μὲν (γὰρ) Καυνίους Λύκωνα πέμψαντες μετὰ στρατιωτῶν ἠνάγκασαν πάλιν ὑφ' αὑτοὺς τάττε-
15 σθαι, καίπερ Κιβυρατῶν αὐτοῖς παραβοηθησάντων, ἐπὶ 10 δὲ τὰς ἐν Εὐρώμῳ πόλεις στρατεύσαντες ἐνίκησαν μάχῃ Μυλασεῖς καὶ Ἀλαβανδεῖς, ἀμφοτέρων παρα-
16 γενομένων μετὰ στρατιᾶς ἐπ' Ὀρθωσίαν. τοῦ δὲ περὶ τῶν Λυκίων καὶ Καρῶν δόγματος αὐτοῖς προσ- [1054 πεσόντος, πάλιν ἀπεσοβήθησαν ταῖς διανοίαις, δείσαντες 15 μή ποτε μάταιος μὲν αὐτοῖς ἡ τοῦ στεφάνου δόσις γέγονε, μάταιοι δ' αἱ περὶ τῆς συμμαχίας ἐλπίδες.

---

1 *τῶν Ur* pro *τὸν*   *θεαίτητον* Y, corr. Ullrichius l. c. 78 *BW*, v. ad 22, 5, 2   *τὸν* add. ante *καταπ.* OU*, om. X* *Ur*   *ἐκπεπλευκότων* vel *ἀποπεπλ.* *Rei* 707, sed v. *Sch*   2 *καύνιοι* Y *Ur* not. 85 *Ca* 925, *κάννιοι Ur*   *μυλαςεῖς* Y, *μυλασσεῖς Ur*, *μυλασεῖς Ur* not. 85 *Di*, v. C. I. Rh. n. 445   4 *κάρας* Y, corr. *Sch*   7 *καννίους* Y *Ca* 925, *καννίους Ur*   *εὐρώμεις* (Y), *ἐς ῥώμην* ex *ἐς ῥώμης* O, corr. *Ur*   *διορθώσαντο* Y, corr. Ernestus   8 *γὰρ* add. *Sch*   *λύκων ἀπέμψαντες* additis in marg. *ἴσως ἀποπέμψαντες* X, *λύκων ἀποπέμψαντες* Y, *λύκον ἀποπ. Ur* vulgo, *Λύκωνα* corr. *Hu* (v. C. I. Rh. n. 883, 10), *πέμψαντες Rei* 707 *Hu*   9 *αὐτοὺς* X, *αὐτὰς* Y, *αὐτοῖς Ur*, corr. *Ur* not. 86 *Sch*   10 |*κιβύρα τῶν* O   X[m] O[m]: *κιβύρα*   11 *στρατεύσαντες* Y ante *Ur*, *στρατεύσαντας* et *ε* super alterum *α* U*   12 *μυλαςεῖς* Y, *μυλασεῖς Ur* not. 86 *Di*, v. ad vs. 2   *ἀλβανδεῖς* O   13 *ἐπορθώσειαν* O   14 *λικύων* O   *καυρῶν* Y, *καυνῶν* O, corr. *Ur*   15 *ἀπεσοβήθησαν* ex *ἀπεσορήθησαν* U*, *ἀνεσοβήθησαν Be*   *δήσαντες* O   17 *μάταιαι* Y, corr. *Hu* Fleckeis. annal. 1867, 676   *δὲ* Y, corr. *Ben* 296 *BW*

II. RES GRAECIAE.

1217] Ὅτι φησὶ Πολύβιος· *πρότερον ἐπιστήσαντες* 6
τοὺς ἀναγινώσκοντας ἐπὶ τὴν περὶ Δείνωνος καὶ Πο-
λυαράτου διάληψιν· μεγάλης γὰρ οὔσης τῆς περιστάσεως 2
5 *καὶ τῆς μεταβολῆς οὐ μόνον παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ*
σχεδὸν ἁπάσαις ταῖς πολιτείαις, χρήσιμον ἂν εἴη τὸ 3
τὰς προαιρέσεις τῶν παρ' ἑκάστοις πολιτευομένων ἐπι-
σκέψασθαι καὶ γνῶναι τίνες φανήσονται τὸ κατὰ λόγον
πεποιηκότες καὶ τίνες παραπεπαικότες τοῦ καθήκοντος,
10 ἵνα οἱ ἐπιγινόμενοι, ὡσανεὶ *τύπων ἐκτιθεμένων, δύνων-* 4
ται κατὰ τὰς ὁμοίας περιστάσεις τὰ μὲν αἱρετὰ διώ-
κειν, τὰ δὲ φευκτὰ φεύγειν ἀληθινῶς, καὶ μὴ περὶ
τὸν ἔσχατον καιρὸν τῆς ζωῆς ἀβλεπτοῦντες τὸ πρέπον
καὶ τὰς ἐν τῷ προγεγονότι βίῳ πράξεις ταὐτὸν πάθω-
15 *σιν. συνέβαινε τοιγαροῦν τρεῖς διαφορὰς γενέσθαι* 5
τῶν ἐμπεσόντων εἰς τὰς αἰτίας κατὰ τὸν πρὸς Περσέα
πόλεμον. ὧν μία μὲν ἦν τῶν οὐχ ἡδέως μὲν ὁρώντων 6
κρινόμενα τὰ ὅλα καὶ τὴν τῆς οἰκουμένης ἐξουσίαν
ὑπὸ μίαν ἀρχὴν πίπτουσαν, οὔτε δὲ συνεργούντων
20 *οὔτ' ἀντιπραττόντων ἁπλῶς Ῥωμαίοις οὐδέν, ἀλλ' οἷον*
ἐπιτετραφότων τῇ τύχῃ περὶ τῶν ἀποβησομένων· ἑτέρα 7

2—287,13 P 311r—313r, *Va* 133; v. Liv. 45, 31, 4; 26, 5 ss., *Va* ann. 25, *Sch* VII 686. Hanc eclogam libro XXIX. tribuunt *Me* 7 ss., Gelder l. c. 153 ann. 1 9 *τίνες π* evanuerunt in P *κοντος* vocis *καθήκοντος* evanuerunt in P 10 *ἐπι-γενόμενοι* P, corr. *Va* *τύπον* P, corr. *Va* 11 *περι* vocis *περιστάσεις* evanuerunt in P 12 *θινῶς* vocis *ἀλη|θινῶς* evanuerunt in P 13 *ἐπο* vocis *πρέπον* evanuerunt in P 14 *ταὐτὸν πάθωσιν BW*, *αὐτῶν ποιῶσιν*| P, ante *ποιῶσιν* add. *ἀδοκίμους Va* ann. 25, *ταὐτὸ ποιῶσι Gro*m, *ἐπονειδίστους* vel *ἀκλεεῖς* vel *ἀμαυρὰς* vel *ἀνωφελεῖς* ante *ποιῶσιν* add. *Rei* 761, *αὐτῶν μειῶσιν Hu*, qui praeterea coni. *ἀμαυρῶσιν* 15 *γενέ-σθαι*] v. *Hu E.Z.* XIX 4 p. 153

δὲ τῶν ἡδέως δρώντων κρινόμενα τὰ πράγματα καὶ
βουλομένων νικᾶν τὸν Περσέα, μὴ δυναμένων δὲ συν-
επισπᾶσθαι τοὺς ἰδίους πολίτας καὶ τοὺς ὁμοεθνεῖς
8 πρὸς τὴν αὑτῶν γνώμην· τρίτη δὲ καὶ τῶν συνεπι-
σπασαμένων καὶ μεταρριψάντων τὰ πολιτεύματα πρὸς 5
7 τὴν Περσέως συμμαχίαν. πῶς οὖν ἕκαστοι τούτων
2 ἐχείρισαν τὰ καθ' αὑτοὺς σκοπεῖν πάρεστιν. μετέρριψαν
πρὸς Περσέα τὸ τῶν Μολοττῶν ἔθνος Ἀντίνους καὶ
3 Θεόδοτος καὶ Κέφαλος μετ' αὐτῶν· (οἳ τῶν πραγμά)των
ἀντιπεσόντων ταῖς ἐπιβολαῖς αὐτῶν ὁλοσχερῶς, καὶ περι- 10
1218] στάντος τοῦ κινδύνου, καὶ συνεγγίζοντος τοῦ δει-
νοῦ, πάντες ὁμόσε χωρήσαντες τοῖς παροῦσιν ἀπέ- [1055
4 θανον γενναίως. διόπερ ἄξιον ἐπαινεῖν τοὺς ἄνδρας
ἐπὶ τῷ μὴ προέσθαι μηδὲ περιιδεῖν σφᾶς αὐτοὺς εἰς
ἀναξίαν διάθεσιν ἐμπεσόντας τοῦ προγεγονότος βίου. 15
5 καὶ μὴν ἐν Ἀχαΐᾳ καὶ παρὰ Θετταλοῖς καὶ Περραιβοῖς
ἔσχον αἰτίαν καὶ πλείους διὰ τὴν ἡσυχίαν, ὡς ἐφε-
δρεύοντες τοῖς καιροῖς καὶ φρονοῦντες τὰ Περσέως.
6 ἀλλ' οὔτε λόγον ἐν τῷ μέσῳ τοιοῦτον ἐξέβαλον οὔτε
γράφοντες οὔτε διαπεμπόμενοι πρὸς τὸν Περσέα περί 20
τινος ἐφωράθησαν, ἀλλὰ διεφύλαξαν ἀνεπιλήπτους
7 ἑαυτούς. τοιγαροῦν εἰκότως οὗτοι καὶ δικαιολογίαν
καὶ κρίσιν ὑπέμενον καὶ πάσας ἐξήλεγχον τὰς ἐλπίδας·
8 οὐ γὰρ ἔλαττόν ἐστιν ἀγεννίας σημεῖον τὸ μηδὲν αὑτῷ
συνειδότα μοχθηρὸν προεξάγειν ἐκ τοῦ ζῆν αὑτόν, 25
ποτὲ μὲν τὰς τῶν ἀντιπολιτευομένων ἀνατάσεις κατα-

8 μολοσσῶν P, corr. *Di* 9 αὐτῶν|τῶν P, αὐτῶν (οἳ τῶν πραγμά)των *Rei* 761 *Sch*, αὐτῶν (οἵτινες τῶν πραγμά)των *Hu* 12 χωρήσαντες *Rei* 761 *Be*, στήσαν|τεσ P vulgo, συστάντες *Sch* 14 προ+εσθαι P, corr. *Va* 20 οὐδὲ *Be* 24 ἀγεννείας *Di*, ἀγενείας Goetzeler, v. ad 28, 21, 5 26 ἀναστάσεισ P, corr. *Gro*[m] *Sch*

πλαγέντα, ποτὲ δὲ τὴν τῶν κρατούντων ἐξουσίαν, τοῦ παρὰ τὸ καθῆκον φιλοζωεῖν.

Καὶ μὴν ἐν Ῥόδῳ καὶ Κῷ καὶ πλείοσιν ἑτέραις 9 πόλεσιν ἐγένοντό τινες οἱ φρονοῦντες τὰ Περσέως, οἳ 5 καὶ λέγειν ἐθάρρουν περὶ Μακεδόνων ἐν τοῖς ἰδίοις πολιτεύμασι καὶ κατηγορεῖν μὲν Ῥωμαίων καὶ καθόλου συνίστασθαι πρὸς τὸν Περσέα κοινοπραγίαν, οὐ δυνηθέντες δὲ μεταρρῖψαι τὰ πολιτεύματα πρὸς τὴν τοῦ βασιλέως συμμαχίαν. τούτων δ' ἦσαν ἐπιφανέστατοι 10 10 παρὰ μὲν τοῖς Κῴοις Ἱππόκριτος καὶ Διομέδων ἀδελφοί, παρὰ δὲ Ῥοδίοις Δείνων καὶ Πολυάρατος. ὧν 8 τίς οὐκ ἂν καταμέμψαιτο τὴν προαίρεσιν; οἳ πρῶτον μὲν τοὺς πολίτας συνίστορας ἔχοντες πάντων τῶν σφίσι πεπραγμένων καὶ τῶν εἰρημένων, ἔπειτα δὲ τῶν 15 γραμμάτων ἑαλωκότων καὶ πεφωτισμένων καὶ τῶν παρὰ τοῦ Περσέως πρὸς ἐκείνους διαπεμπομένων καὶ τῶν πρὸς τὸν Περσέα παρ' ἐκείνων, ἅμα δὲ καὶ τῶν 2 ἀνθρώπων ὑποχειρίων γεγονότων τῶν διαπεμπομένων 1219] παρ' ἑκατέρων καὶ πρὸς ἑκατέρους, οὐχ οἷοί τ' 20 ἦσαν εἴκειν οὐδ' ἐκποδὼν ποιεῖν ἑαυτούς, ἀλλ' ἀκμὴν ἠμφισβήτουν. τοιγαροῦν προσκαρτεροῦντες καὶ φιλο- 3 ζωοῦντες πρὸς ἀπεγνωσμένας ἐλπίδας καὶ τὸ δοκοῦν εἶναι περὶ αὐτοὺς τολμηρὸν καὶ παράβολον ἀνέτρε- [1056 ψαν, ὥστε παρὰ τοῖς ἐπιγινομένοις μηδ' ἔσχατον ἐλέῳ 25 καὶ συγγνώμῃ τόπον καταλιπεῖν. ἐλεγχόμενοι γὰρ 4 κατὰ πρόσωπον ὑπὸ τῶν ἰδίων χειρογράφων καὶ τῶν

---

4 ον vocis ἐγένοντο evanuerunt in P 5 εδό vocis Μακεδόνων evanuerunt in P 8 |μεταρρίψαι P, corr. Didotiana 10 κώοισ P, corr. *Be* 12 καταμέμψατο P, corr. *Va* πρῶτοι P, corr. *Va* 14 τῶν ante εἰρ. del. *Be*, sed v. *BW* Fleckeis. annal. 1889, 680 s. 16 διαποστελλομένων coni. *Be* 23 ἀνέστρεψαν P, corr. *Rei* 364 *Sch* in lex. 40 *Be*

ὑπουργῶν οὐ μόνον ἀτυχεῖν, ἔτι δὲ μᾶλλον ἀναισχυν-
5 τεῖν ἔδοξαν. Θόας γάρ τις ἦν τῶν πλοϊζομένων, ὃς
καὶ πολλάκις εἰς τὴν Μακεδονίαν ἐπεπλεύκει, δι-
6 απεσταλμένος ὑπὸ τῶν προειρημένων. οὗτος ἐν τῇ
μεταβολῇ τῶν πραγμάτων συνειδὼς αὑτῷ τὰ πεπρα- 5
γμένα, δείσας ἀπεχώρησεν εἰς τὴν Κνίδον. τῶν δὲ
Κνιδίων αὐτὸν εἰς φυλακὴν ἀποθεμένων, ἐξαιτηθεὶς
7 ὑπὸ τῶν Ῥοδίων ἦλθεν εἰς τὴν Ῥόδον. κἀκεῖ διὰ
τῶν βασάνων ἐλεγχόμενος ἀνθωμολογεῖτο καὶ σύμ-
φωνος ἦν πᾶσι τοῖς ἐκ τῶν αἰχμαλώτων γραμμάτων 10
συνθήμασιν, ὁμοίως δὲ καὶ ταῖς ἐπιστολαῖς ταῖς παρά
τε τοῦ Περσέως ἀποστελλομέναις πρὸς τὸν Δείνωνα
8 (καὶ Πολυάρατον) καὶ παρὰ τούτων πρὸς ἐκεῖνον. ἐξ
ὧν θαυμάζειν ἦν τίνι ποτὲ λογισμῷ χρώμενος ὁ Δεί-
νων προσανεῖχε τῷ ζῆν καὶ τὸν παραδειγματισμὸν 15
ὑπέμενε τοῦτον.

9 Πολὺ δὲ κατὰ τὴν ἀβουλίαν καὶ κατὰ τὴν ἀγεννίαν
2 ὁ Πολυάρατος ὑπερέθετο τὸν Δείνωνα. τοῦ γὰρ Πο-
πιλίου προστάξαντος Πτολεμαίῳ τῷ βασιλεῖ τὸν Πολυ-
άρατον ἀναπέμπειν εἰς τὴν Ῥώμην, ὁ βασιλεὺς εἰς μὲν 20
τὴν Ῥώμην οὐκ ἔκρινε πέμπειν, ἐντρεπόμενος τὴν
πατρίδα καὶ τὸν Πολυάρατον, εἰς δὲ τὴν Ῥόδον ἀπο-
στέλλειν διέλαβε, κἀκείνου τοῦτο παρακαλοῦντος.
3 παραστήσας οὖν λέμβον καὶ παραδοὺς αὐτὸν Δημητρίῳ
τινὶ τῶν φίλων ἐξαπέστειλεν. ἔγραφε δὲ καὶ τοῖς 25
4 Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς. ὁ δὲ Πολυάρατος προσ-

---

9 ἀνθομολογεῖτο P, corr. *Va* 12 πρὸς τοὺς περὶ Δείνωνα coni. *Sch* 13 καὶ Πολυάρατον add. *BW* 15 προσανεί|χετο ζῆν P, corr. *Sch* in lex. 523 *Be* παραδιγματισμον (s. acc.) P, corr. *Va* 17 ἀγέννειαν *Di*, ἀγένειαν Goetzeler, v. ad 28, 21, 5 18 ποπλίου P, corr. *Va* ann. 25 *Sch* 26 προ-σχῶν (ων in ras.) P, προσχὼν *Va*, corr. *Sch*

1220] *σχὼν Φασηλίδι κατὰ πλοῦν καὶ διανοηθεὶς ἅττα δή ποτ' οὖν, λαβὼν θαλλοὺς κατέφυγεν ἐπὶ τὴν κοινὴν ἑστίαν. ὃν εἴ τις ἤρετο τί βούλεται, πέπεισμαι* 5 *μηδ' (ἂν) αὐτὸν ἔχειν εἰπεῖν. εἰ μὲν γὰρ εἰς τὴν*
5 *πατρίδα μολεῖν ἐπεθύμει, τί θαλλῶν ἔδει; τοῦτο γὰρ προύκειτό που τοῖς ἄγουσιν αὐτόν. εἰ δ' εἰς τὴν* 6 *Ῥώμην, καὶ μὴ βουλομένου 'κείνου τοῦτ' ἔδει γενέσθαι κατ' ἀνάγκην. τί οὖν κατελείπεθ' ἕτερον; ἄλλος* [1057 *γὰρ τόπος ὁ δεξόμενος αὐτὸν μετ' ἀσφαλείας οὐκ ἦν.*
10 *οὐ μὴν ἀλλὰ τῶν Φασηλιτῶν πεμψάντων εἰς τὴν Ῥόδον* 7 *καὶ παρακαλούντων κομίζεσθαι καὶ παραλαμβάνειν τὸν Πολυάρατον, νουνεχῶς οἱ Ῥόδιοι διαλαβόντες ἄφρακτον μὲν ἐξαπέστειλαν τὸ παραπέμψον, ἀναλαβεῖν δ' εἰς τὴν* 8 *ναῦν ἐκώλυσαν τὸν ἄρχοντα διὰ τὸ προστετάχθαι τοῖς*
15 *ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀποκαταστῆσαι τὸν ἄνθρωπον. παραγενομένης δὲ τῆς νεὼς εἰς τὴν Φα-* 9 *σηλίδα, καὶ τοῦ μὲν Ἐπιχάρους, ὃς ἦν ἄρχων τῆς νεώς, οὐ βουλομένου δέχεσθαι τῷ πλοίῳ τὸν ἄνθρωπον, τοῦ (δὲ) Δημητρίου τοῦ προχειρισθέντος ὑπὸ* 10
20 *τοῦ βασιλέως διὰ τὴν ἀναπομπὴν κελεύοντος ἀνίστασθαι καὶ πλεῖν αὐτόν, καὶ τῶν Φασηλιτῶν συνεπισχυόντων αὐτῷ διὰ τὸ δεδιέναι μή τις ἐκ Ῥωμαίων σφίσι διὰ ταῦτα μέμψις ἐπακολουθήσῃ, καταπλαγεὶς τὴν* 11

---

1 *φασηλιδην* (s. acc.) *καταπλοῦν* P, corr. *Va* 1. 2 *ἀτταδηποτούν* P, *ἄττα δηποτοῦν Va*, corr. *Sch* 2 *θάλλουσ* P, corr. Didotiana 3 *εἰτισειρετο* P, *εἴ τις εἴρετο Va*, corr. *Sch* 4 *μὴ δαυτον* (s. acc.) P, *μὴ δυνατὸν Va*, corr. *Be* *σχεῖν Na* 355 *Di* 5 *θἄλλων* P, *θάλλων Va*, corr. Didotiana 6 *ποι* P, corr. *Be* auctore *Sch* 8 *καταλείπε θέτερον* P, *καταλείπεθ' ἕτερον Va*, corr. *Sch* 12 *διαλαχόντεσ* P, corr. *Va* 14 *ναῦ* P, corr. *Va* 15 *Ῥώμην Sch* pro *ῥόδον* 16 *νεὼς Va*, *συεωσ* (s. acc.) P 19 *δὲ* add. *Va* 20 *διὰ*] *ἐπὶ* vel *πρὸς* vel *εἰς* coni. *Sch* 21 *φασηλι|σῶν* P, corr. *Va* *συν ἐπι σχυόντων* P, corr. *Va* 23 *ἐπακουλουθήσοι* P, *ἐπακολουθήσοι Va*, corr. *Be*

περίστασιν ἐνέβη πάλιν τὸν λέμβον πρὸς τὸν Δημήτριον.
12 κατὰ δὲ τὸν ἀπόπλουν ἐπιλαβόμενος ἀφορμῆς εὐκαίρου,
προσδραμὼν κατέφυγε πάλιν εἰς Καῦνον κἀκεῖ παρα-
13 πλησίως ἐδεῖτο τῶν Καυνίων βοηθεῖν. τούτων δὲ
πάλιν ἀποτριβομένων αὐτὸν διὰ τὸ τάττεσθαι μετὰ 5
Ῥοδίων, διεπέμπετο πρὸς Κιβυράτας, δεόμενος αὐτὸν
14 δέξασθαι τῇ πόλει καὶ πέμψαι παραπομπήν. ἔσχε γὰρ
ἀφορμὴν πρὸς τὴν πόλιν διὰ τὸ τεθράφθαι παρ' αὐτῷ
15 τοὺς παῖδας Παγκράτους τοῦ τυράννου. τῶν δὲ πει-
1221] σθέντων καὶ ποιησάντων τὰ παρακαλούμενα, παρα- 10
γενόμενος εἰς τὴν Κιβύραν εἰς ἀπορίαν ἐνέβαλεν αὐτόν
τε καὶ τοὺς Κιβυράτας μείζω τῆς πρότερον, ὅτε παρὰ
16 τοῖς Φασηλίταις ἦν. οὔτε γὰρ ἔχειν παρ' αὐτοῖς
ἐθάρρουν αὐτὸν διὰ τὸ δεδιέναι τὸν ἀπὸ Ῥωμαίων
κίνδυνον, οὔτ' ἀναπέμπειν εἰς τὴν Ῥώμην ἐδύναντο 15
διὰ τὴν ἀπειρίαν τῶν κατὰ θάλατταν ἔργων, ἅτε μεσό-
17 γαιοι τελέως ὑπάρχοντες. λοιπὸν ἠναγκάζοντο πρε-
σβεύειν εἰς τὴν Ῥόδον καὶ πρὸς τὸν στρατηγὸν εἰς
18 Μακεδονίαν, ἀξιοῦντες παραλαβεῖν τὸν ἄνθρωπον. τοῦ
δὲ Λευκίου γράψαντος τοῖς μὲν Κιβυράταις τηρεῖν 20
ἐπιμελῶς τὸν Πολυάρατον καὶ κομίζειν εἰς τὴν [1058
Ῥόδον, τοῖς δὲ Ῥοδίοις φροντίζειν τῆς κατὰ θάλατταν
παραπομπῆς, ἵνα μετ' ἀσφαλείας εἰς τὴν Ῥωμαίων
ἀνακομισθῇ, πειθαρχησάντων δ' ἀμφοτέρων τοῖς
19 γραφομένοις, τούτῳ τῷ τρόπῳ συνέβη τὸν Πολυάρατον 25

---

5 διατο τα|τεσθαι (s. acc.) P, corr. *Va* 8 διατοτε τράφθαι P, διὰ τὸ τετράφθαι *Va*, corr. *Be* 9 Παγκράτους *Va*, παγκρατὸ·— P 11 αὐτὸν P, corr. *Va* 12 ὅτε *Sch*, ἢ ὅτε P 13 πα|ραυτοῖσ P, corr. *Va* 15 οὔτ' ἀναπέμπειν *Be* pro οὔθ' ἅμα πέμπειν ἐδύνατο P, corr. *Va* 16 μεσόγειοι *Di*, sed v. Glaserum l. c. 80 s. 23 τὴν Ῥώμην *Rei* 761, sed v. *Sch* 24 δ' ἀ|φοτέρων P, corr. *Va*

ἐλθεῖν εἰς τὴν Ῥώμην, ἐκθεατρίσαντα μὲν τὴν ἀβου-
λίαν τὴν αὐτοῦ καὶ τὴν ἀγεννίαν ἐφ' ὅσον οἷός
τ' ἦν, ἔκδοτον (δὲ) γενόμενον οὐ μόνον παρὰ Πτο-
λεμαίου τοῦ βασιλέως, ἀλλὰ καὶ παρὰ Φασηλιτῶν
5 *καὶ παρὰ Κιβυρατῶν καὶ παρὰ Ῥοδίων διὰ τὴν*
ἰδίαν ἄνοιαν.

Τίνος οὖν χάριν τὸν πλείω λόγον πεποίημαι περὶ 20
Πολυαράτου καὶ Δείνωνος; οὐχ ἵνα συνεπεμβαίνειν 21
δόξω ταῖς ἐκείνων ἀτυχίαις. καὶ γὰρ ἄτοπόν γε τοῦτο
10 *τελέως· ἀλλ' ἵνα φανερὰν ποιήσας τὴν ἐκείνων ἀβου-*
λίαν βέλτιον παρασκευάσω καὶ βουλεύεσθαι καὶ φρο-
νεῖν τοὺς κατὰ τὰς περιστάσεις (εἰς) παραπλησίους
ἐμπίπτοντας καιρούς. —

Ἐξ ὧν μάλιστα κατίδοι τις ἂν ἅμα τὴν [10 1061
15 *ὀξύτητα καὶ τὴν ἀβεβαιότητα τῆς τύχης,* (14)
ὅταν (ἃ) μάλιστ' ἄν τις αὐτοῦ χάριν οἴηται διαπονεῖν,
ταῦτα παρὰ πόδας εὑρίσκηται τοῖς ἐχθροῖς κατασκευά-
1222] *ζων· κίονας γὰρ κατεσκεύαζε Περσεύς, καὶ ταύτας* 2
καταλαβὼν ἀτελεῖς Λεύκιος Αἰμίλιος ἐτελείωσε καὶ τὰς
20 *ἰδίας εἰκόνας ἐπέστησεν. —*

Ὁ δὲ θαυμάσας τὴν τῆς πόλεως θέσιν καὶ τὴν τῆς 3
ἀκροπόλεως εὐκαιρίαν πρός τε τοὺς ἐντὸς Ἰσθμοῦ καὶ (15)
πρὸς τοὺς ἐκτὸς ἀπολαμβανομένους τόπους. —

---

2 *αὐτοῦ* P, corr. *Va* *ἀγέννειαν Di*, *ἀγένειαν* Goetzeler, v. ad 28, 21, 5 3 *δὲ* add. *Va* 6 *ἄγνοιαν* coni. *Sch* 12 *εἰς* add. *Va* 14—20 *M 78, 4—9 *Hey*; v. Liv. 45, 27, 7, *Me* 8s., 30 14 post *ἅμα* add. *καὶ Lu* 16 *ἃ* add. *Ge* *αὐτοῦ* M, corr. *Lu* 18 *κατεσκεύασε Ge* 19 *καταλιπὼν* M, corr. *Lu* praef. ad Phylarch. 8 20 *ἰδίας BW* auctore *Hu*, *αὐτὰς* M secundum *Ma* et *Hey*, *αὐτοῦ* legit *Bo*, *αὐτοῦ Lu* 21—23 Suid. v. *εὐκαιρίαν*; Pol. fragmentum agnovit *Ur* 268, huc rettulit *Sch* V 44s. Cf. Liv. 45, 28, 2, *Sch* VII 697, *Me* 8s., 30

4 *Ἐπισημηνάμενος δὲ τοῦ Σικυῶνος τὴν ὀχυρότητα καὶ τὸ βάρος τῆς τῶν Ἀργείων πόλεως ἦλθεν εἰς Ἐπίδαυρον.* —

5 *Πάλαι μετέωρος ὢν πρὸς τὴν τῆς Ὀλυμπίας θέαν ὥρμησε.* — 5

6 Πολύβιος· Λεύκιος Αἰμίλιος παρῆν εἰς τὸ τέμενος τὸ ἐν Ὀλυμπίᾳ, καὶ τὸ ἄγαλμα *θεασάμενος ἐξεπλάγη καὶ τοσοῦτον εἶπεν ὅτι μόνος αὐτῷ δοκεῖ Φειδίας τὸν παρ' Ὁμήρῳ Δία μεμιμῆσθαι, διότι μεγάλην ἔχων προσ-* [1062 *δοκίαν τῆς Ὀλυμπίας μείζω τῆς προσδοκίας εὑρηκὼς* 10 *εἴη τὴν ἀλήθειαν.* —

11 (14) Ὅτι *Αἰτωλοὶ τὸν βίον ἀπὸ λῃστείας καὶ τῆς* [1060
2 *τοιαύτης παρανομίας εἰώθεισαν ἔχειν. καὶ ἕως μὲν ἐξῆν τοὺς Ἕλληνας φέρειν καὶ λεηλατεῖν, ἐκ τούτων ἐπορίζοντο τοὺς βίους, πᾶσαν γῆν ἡγούμενοι πολεμίαν·* 15
3 *μετὰ δὲ ταῦτα Ῥωμαίων ἐπιστάντων τοῖς πράγμασι* [1061 *κωλυθέντες τῆς ἔξωθεν ἐπικουρίας εἰς ἑαυτοὺς κατ-*
4 *ήντησαν. καὶ πρότερον μὲν κατὰ τὸν ἐμφύλιον πό-*
5 *λεμον οὐκ ἔστιν ὃ τῶν δεινῶν οὐκ ἔπραξαν· βραχεῖ δ' ἀνώτερον χρόνῳ γεγευμένοι τοῦ φόνου τοῦ κατ'* 20 *ἀλλήλων ἐν ταῖς κατὰ τὴν Ἀρσινοΐαν σφαγαῖς ἕτοιμοι πρὸς πᾶν ἦσαν, ἀποτεθηριωμένοι τὰς ψυχάς, ὥστε*
6 *μηδὲ βουλὴν διδόναι τοῖς προεστῶσι. διόπερ ἦν ἀκρισίας καὶ παρανομίας καὶ φόνου πλήρη τὰ κατὰ*

1—3 **Suid. v.** *βάρος*; Pol. fragmentum agnovit *Ur* 264, huc rettulit *Sch*. Cf. Liv. 45, 28, 3, *Me* 8s., 30 **4. 5 Suid. v.** ***μετέωρος***; Pol. fragmentum agnovit et ad L. Aemilium Paullum rettulit *Va* 216; v. Liv. 45, 28, 4, *Me* 8s., 30 **6—11 Suid. v.** ***Φειδίας***; v. Liv. 45, 28, 5, *Me* 8s., 30 8 *τοιοῦτον* Suid., corr. *Di* *δοκοῖ* coni. *Be* **12—289, 4 P 313[r]s.**, *Va* 142; v. Liv. 45, 28, 6ss., *Sch* VII 696, *Ni* 277, 339 12 *ἀ|πολιστείασ* P, corr. *Va* 21 *ἀρσινοΐαν* (s. acc.) P, *Ἀρσινοΐαν* *Va* vulgo, *Ἀρσινόην* *Di*, v. Steph. thes. I 2, 2057 A

τὴν Αἰτωλίαν, καὶ τῶν πραττομένων παρ' αὐτοῖς ἐκ λογισμοῦ μὲν καὶ προθέσεως οὐδὲν ἐπετελεῖτο, πάντα δ' εἰκῇ καὶ φύρδην ἐπράττετο, καθαπερεὶ λαίλαπός τινος ἐκπεπτωκυίας εἰς αὐτούς. —

1228] Ὅτι οἱ κατὰ τὴν Ἤπειρον παραπλήσια τούτοις 12 (14) ἔπραττον. ἐφ' ὅσον γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων 2 μετριώτεροι τῶν κατὰ τὴν Αἰτωλίαν ἦσαν, ἐπὶ τοσοῦτον ὁ προεστὼς αὐτῶν ἀσεβέστερος καὶ παρανομώτερος ὑπῆρχε τῶν ἄλλων. δοκῶ γὰρ μὴ γεγονέναι μηδ' 3
10 ἔσεσθαι θηριωδέστερον ἄνθρωπον μηδ' εἰκαιότερον Χάροπος. —

Ὅτι μετὰ τὴν τοῦ Περσέως κατάλυσιν [13 1058 (10) ἅμα τῷ κριθῆναι τὰ ὅλα πανταχόθεν ἐξέπεμπον πρέσβεις συγχαρησομένους τοῖς στρατηγοῖς ἐπὶ
15 τοῖς γεγονόσιν. τῶν δὲ πραγμάτων ὁλοσχερῶς ἐπὶ 2 Ῥωμαίους κεκλικότων, ἐπιπολάζοντες διὰ τὸν καιρὸν οἱ δοκοῦντες εἶναι φίλοι Ῥωμαίων ἐν πᾶσι τοῖς πολιτεύμασιν, εἴς τε τὰς πρεσβείας οὗτοι καθίσταντο καὶ τὰς ἄλλας χρείας. διὸ συνέδραμον εἰς τὴν Μακεδονίαν 3
20 ἐκ μὲν Ἀχαΐας Καλλικράτης, Ἀριστόδαμος, Ἀγησίας, Φίλιππος, ἐκ δὲ Βοιωτίας οἱ περὶ Μνάσιππον, ἐκ δὲ 4 τῆς Ἀκαρνανίας οἱ περὶ Χρέμαν, παρὰ δὲ τῶν Ἠπειρωτῶν οἱ περὶ τὸν Χάροπα καὶ Νικίαν, παρὰ δὲ τῶν Αἰτωλῶν οἱ περὶ τὸν Λυκίσκον καὶ Τίσιππον. ἁπάντων 5

---

3 φύρ δὴν P, corr. *Va* 5—11 P 313ᵘ, *Va* 142; v. *Ni* 339 5 οἱ e P add. *Hu* 8 παρανομότατοσ P, παρανομώτατος *Va*, corr. *Be* 10 μὴ δε σκεότερον| P, μηδὲ σκαιότερον *Va*, corr. *Na* 229 coll. 32, 5, 8 *BW* 12—291, 3 X 181ᵘ—183ʳ, O 223ᵘ—224ᵘ, U* 192—195, *Ur* XCIV; v. Liv. 45, 31, 6 ss., *Ni* 277, 339. Initium fragmenti turbatum esse docet *Ni* 16 12 post κατάλυσιν spatium trium fere litterarum in O 16 κεκληκότων Y, corr. *Ur* 21 post οἱ repetit δὲ O 22 χρέμαν Y *Hu*, χρέμην U* vulgo, v. 28, 5, 1 ἠπηρωτῶν O 24 λύκισκον O

δὲ τούτων ὁμοῦ γενομένων καὶ πρὸς τὴν αὐτὴν ὑπό-
θεσιν ἁμιλλωμένων προθύμως, καὶ μηδενὸς ὑπάρχοντος
ἀνταγωνιστοῦ διὰ τὸ τοὺς ἀντιπολιτευομένους ἅπαντας
εἴκοντας τοῖς καιροῖς ἀνακεχωρηκέναι τελέως, ἀκονιτὶ
6 κατεκράτησαν τῆς ὑποθέσεως οἱ προειρημένοι. πρὸς 5
μὲν οὖν τὰς ἄλλας πόλεις καὶ τὰς ἐθνικὰς συστάσεις
οἱ δέκα δι' αὐτῶν τῶν στρατηγῶν ἐποιήσαντο τὴν
ἐπιταγήν, οὓς δεήσει πορεύεσθαι τῶν ἀνδρῶν εἰς [1059
7 τὴν Ῥώμην. οὗτοι δ' ἦσαν ὡς ἐπίπαν οὓς ἀπέγραψαν
οἱ προειρημένοι κατὰ τὰς ἰδίας ἀντιπαραγωγάς, πλὴν 10
8 ὀλίγων τελέως τῶν ἔκδηλόν τι πεποιηκότων. πρὸς δὲ
1224] τὸ τῶν Ἀχαιῶν ἔθνος πρεσβευτὰς ἐξέπεμψαν τοὺς
ἐπιφανεστάτους ἄνδρας τῶν δέκα, Γάιον Κλαύδιον
9 καὶ Γνάιον Δομέτιον, διὰ δύ' αἰτίας, πρῶτον μὲν
εὐλαβούμενοι τοὺς Ἀχαιοὺς μή ποτ' οὐ πειθαρχήσωσι 15
τοῖς γραφομένοις, ἀλλὰ καὶ κινδυνεύσωσιν οἱ περὶ τὸν
Καλλικράτην, δόξαντες ἐξειργάσθαι τὰς κατὰ πάντων
10 τῶν Ἑλλήνων διαβολάς, ὃ κατ' ἀλήθειαν ἦν, δεύτερον
δὲ διὰ τὸ μηθὲν ἐν τοῖς αἰχμαλώτοις γράμμασιν ἀκριβὲς
11 εὑρῆσθαι κατὰ μηδενὸς τῶν Ἀχαιῶν. περὶ μὲν οὖν 20
τούτων μετά τινα χρόνον ἐξέπεμπεν ὁ στρατηγὸς τὰς
ἐπιστολὰς καὶ τοὺς πρέσβεις, καίπερ οὐκ εὐδοκούμενος

---

1 *τὴν αὐτὴν* pro *αὐτὴν τὴν* *Rei* 708 auctore *Ca* 926 *Sch* 2 *ἀμιλλωμένων* Y^{s} *Ca* 926, *ἁμιλλωμένων* *Ur* *καὶ* Y vulgo ante *Sch*, om. O vulgo post *Sch* 4 *ἀκονητὶ* Y, corr. *Rei* 708 *Sch* 7 *δι' αὐτοῦ τοῦ στρατηγοῦ* (cum hiatu) coni. *Sch* coll. Liv. 45, 31, 9 8 *οὓς*] *ὃν* O 9 *ὡς* Y *Di*, *οὓς* *Ur* vulgo *ἐπίπαν* *Di*, *ἀπίπαν* X, *ἀπεῖπαν* OU* *Ur* vulgo 11 *ἔκδηλόν τι* Y ante *Ur*, *ἐκδηλονότι* U* 13 *ῑ* Y 14 *δύο* Y, corr. *Ben* 296 *BW* 15 *εὐλαβουμένοις* O *πειθαρχήσουσι* Y, corr. *Sch* 16 *κινδυνεύσουσιν* Y, corr. *Sch* 17 *ἐξειργάσθαι* Y Didotiana, *ἐξειργᾶσθαι* *Ur* vulgo 18 *τῶν* om. O 19 *μηθὲν* Ernestus vulgo ante *Hu* 20 *εὑρῆσθαι* X^{s} *Ca* 926, *εὑρεῖσθαι* OU* *Ur* 22 *εὐδοκούμενος* Y *Ca* 926, *εὐδοκούμενοι* *Ur*

κατά γε τὴν αὐτοῦ γνώμην ταῖς τῶν περὶ τὸν Λυκίσκον καὶ Καλλικράτην διαβολαῖς, ὡς ἐξ αὐτῶν τῶν πράγματων ὕστερον ἐγένετο καταφανές. —

1225] Ὅτι τῆς αὐτῆς ψυχῆς ἐστιν ἀγῶνάς [14 (15) 1062
5 τε διατίθεσθαι καλῶς καὶ παρασκευὴν καὶ πότον μεγαλομερῆ χειρίσαι δεόντως καὶ παρατάξασθαι τοῖς πολεμίοις στρατηγικῶς. —

Τῶν γοῦν Ἠπειρωτῶν ἑβδομήκοντα πόλεις [15 (16)
Πολύβιός φησιν ἀνατρέψαι Παῦλον μετὰ τὴν Μακεδόνων
10 καὶ Περσέως κατάλυσιν· Μολοττῶν δ' ὑπάρξαι τὰς πλείστας· πέντε δὲ καὶ δέκα μυριάδας ἀνθρώπων ἐξανδραποδίσασθαι.

III. RES AEGYPTI.

Ὅτι κατὰ τὴν Αἴγυπτον οἱ βασιλεῖς [16 (17) 1059
15 ἀπολελυμένοι τοῦ πρὸς Ἀντίοχον πολέμου (11)
1226] πρῶτον μὲν εἰς Ῥώμην πρεσβευτὴν ἐξέπεμψαν Νουμήνιον, ἕνα τῶν φίλων, εὐχαριστήσοντα περὶ τῶν εἰς αὐτοὺς γεγονότων εὐεργετημάτων· ἀπέλυσαν δὲ καὶ 2 τὸν Λακεδαιμόνιον Μεναλκίδαν, ἐνεργῶς κεχρημένον
20 τοῖς κατὰ τῆς βασιλείας καιροῖς πρὸς τὴν ἰδίαν ἐπανόρθωσιν, Γαΐου Ποπιλλίου τὴν ὑπὲρ τῆς ἀπολύσεως χάριν αἰτησαμένου παρὰ τῶν βασιλέων.

---

1 αὐτοῦ Y, ἐμοῦ vel ἐμαυτοῦ *Rei* 709 (sed v. *Sch*), corr. *Be* 4—7 M 78, 9—12 *Hey*; v. Liv. 45, 32, 11, Diod. 31, 8, 13, Plut. quaest. symp. 1, 2, 2 p. 486 Wytt., *Ni* 277, 339, *Me* 8 s., 30 6 χειρῆσαι M, corr. *Ge* 8—12 Strab. 7, 7, 3 C. 322; v. Liv. 45, 34, 6, *Ni* 277, 339 14—22 X 183ʳ s., O 224ᵘ s., U* 195 s., *Ur* XCV; v. *Ni* 339 17 νουμίνιον Y, νουμένιον *Ur*, corr. *Be* εὐχαριστήσαντα Y, corr. *Ur* 19 τὸν λακετούϊον O μεναλκίδαν O* *Ur*, μενάλκιδαν X, μελαλκίδαν et ν super prius λ U* 20 τῆς ex τοῖς O 21 ποππιλίου Xᵐ Y, ποπλίου X, ποπιλλίου *Ur* vulgo, corr. *Di* ταύτην ὑπὲρ τῆς διαλύσεως *Rei* 709

B. OLYMP. 153, 2.

I. RES ITALIAE.

17 (18)] (12) Ὅτι κατὰ τὸν καιρὸν τοῦτον Κότυς ὁ τῶν Ὀδρυσῶν βασιλεὺς ἀπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην, ἀξιῶν ἀποδοθῆναι τὸν υἱὸν αὐτῷ καὶ περὶ τῆς γενομένης πρὸς Περσέα κοινοπραγίας δικαιολογού- 5
2 μενος. οἱ δὲ Ῥωμαῖοι νομίσαντες ἠνύσθαι σφίσι τὸ προκείμενον, τοῦ πρὸς τὸν Περσέα πολέμου κατὰ νοῦν προκεχωρηκότος, τὴν δὲ πρὸς Κότυν διαφορὰν πρὸς
3 οὐδὲν ἔτι διατείνειν, συνεχώρησαν αὐτῷ κομίζεσθαι τὸν υἱόν, ὃς ὁμηρείας χάριν δοθεὶς εἰς Μακεδονίαν 10
4 ἑαλώκει μετὰ τῶν Περσέως τέκνων, βουλόμενοι [1060 τὴν αὐτῶν πρᾳότητα καὶ μεγαλοψυχίαν ἐμφαίνειν, ἅμα δὲ καὶ τὸν Κότυν ἀναδούμενοι διὰ τῆς τοιαύτης χάριτος. —

18 (19)] (16) Ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἦλθε καὶ [1062 Προυσίας ὁ βασιλεὺς εἰς τὴν Ῥώμην, συγχαρησόμενος τῇ συγκλήτῳ καὶ τοῖς στρατηγοῖς ἐπὶ τοῖς
2 γεγονόσιν. ὁ δὲ Προυσίας οὗτος οὐδαμῶς γέγονεν ἄξιος τοῦ τῆς βασιλείας προσχήματος. τεκμήραιτο δ'
3 ἄν τις ἐκ τούτων. ὅς γε πρῶτον μέν, πρεσβευτῶν 20

2–14 X 183ᵘ, O 225ʳ, U* 196 s., *Ur* XCVI; v. Liv. 45, 42, 6 ss., *Ni* 279, 339 2 Xᵐ Oᵐ: *κότυς* 4 *αὐτῷ* Y, corr. *Be* 6 *ἠνύσθαι* Y *Ur*, *ἠνύσασθαι* O, *ἠνῦσθαι* *Sch*, corr. *Ca* 927 8 *κότυν* ex *κότην* O 10 *ὃς* Y *Ca* 927, *οἳ* *Ur* 12 *αὐτὴν* Y, *αὐτῶν* *Ur* vulgo, corr. Didotiana 13 *δὲ* Y *Ca* 927, *δὴ* *Ur* *αἰδούμενοι* Y *Ur* vulgo, *ἐνδούμενοι* *Rei* 709, corr. *Di* 15—295, 19 X 184ʳ—187ᵘ, O 225ʳ—227ᵘ, U* 197—202, *Ur* XCVII; v. Liv. 45, 44, 19 ss., Diod. 31, 15, *Ni* 279, 339 16 Yᵐ: *προυσίας* *συγχωρησόμενος* Y, corr. *Ur* 17 *στρατηγοῖς* Perizonius animadv. hist. cap. I 38 ed. Harles. pro *στρατιώταις* *Sch*, v. Diod.

παραγεγονότων Ῥωμαϊκῶν πρὸς αὐτόν, ἐξυρημένος τὴν κεφαλὴν καὶ πιλίον ἔχων (λευκὸν) καὶ τήβενναν καὶ καλικίους ἀπήντα τούτοις, καὶ καθόλου τοιαύτῃ δια-
1227] *σκευῇ κεχρημένος οἵαν ἔχουσιν οἱ προσφάτως ἠλευ-*
5 *θερωμένοι παρὰ Ῥωμαίοις, οὓς καλοῦσι λιβέρτους· καὶ* 4 *δεξιωσάμενος τοὺς πρεσβευτάς "Ὁρᾶτ'" ἔφη "τὸν ὑμέτερον λίβερτον ἐμέ, πάντα βουλόμενον χαρίζεσθαι καὶ μιμεῖσθαι τὰ παρ' ὑμῖν." ἧς ἀγεννεστέραν φωνὴν οὐ ῥᾴδιον εὑρεῖν. * * * τότε δὲ κατὰ τὴν εἴσοδον* 5
10 *(γενόμενος) τὴν εἰς τὴν σύγκλητον, στὰς κατὰ τὸ θύρετρον ἀντίος τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους, ἐπιφθεγξάμενος "Χαίρετε, θεοὶ σωτῆρες", ὑπερβολὴν οὐ καταλιπὼν ἀνανδρίας, ἅμα δὲ καὶ γυναικισμοῦ καὶ*
15 *κολακείας οὐδενὶ τῶν ἐπιγινομένων. ἀκόλουθα δὲ* 6 *τούτοις καὶ κατὰ τὴν κοινολογίαν εἰσελθὼν ἐπετελέσατο, περὶ ὧν καὶ τὸ γράφειν ἀπρεπὲς ἦν. φανεὶς δὲ τελέως* 7 *εὐκαταφρόνητος ἀπόκρισιν ἔλαβε δι' αὐτὸ τοῦτο φιλάνθρωπον.*

20 *Ἤδη δὲ τούτου τὰς ἀποκρίσεις εἰληφότος,* [19 (20) (17) 2
προσέπεσε παραγίνεσθαι τὸν Εὐμένη. τοῦτο δὲ

---

1 *ἐξηρημένος* O 2 *πίλιον* Y, *πόλιον* O, *πίλεον* *Ur*, corr. *BW* auctore *Be* *λευκὸν* add. *BW* e Diod. *τάβενναν* Y, corr. *Ur* 3 *καλικίους* Y *Ca* 927, *καλλικίους* U*, *καλίγας* *Ur*; v. Dittenbergerum syll.[2] n. 314, 44 et ann. 5 4 *οἵαν* Y[s] *Sch*, *οἷαν* *Ur* vulgo *ἐλευθερωμένοι* O 7 *ἡμέτερον* O *βουλομένου* Y, corr. *Ur* 8 *μιμεῖται* O *ἀγενεστέραν* Y, corr. *Ca* 928 9 *εὑρεῖν* *BW* e Diod. pro *εἰπεῖν* ***] lac. indicat *Sch*, *πολλὰ δὲ καὶ ἄλλα τούτοις οἰκεῖα πρότερον διεπράξατο, καὶ τότε δὲ* cet. Diod. *δὲ κατὰ τὴν* Y ante *Ur*, *δέκα τὴν* U* 10 *γενόμενος* add. *Sch* e Diod. 11 *ἐναντίος* Cobetus *Mnemos.* 1876, 371 *χεῖρας* X 12 *οὐδὲν* O 14 *μυαικισμοῦ* Y, *μιαικισμοῦ* O, corr. *Ur* 15 *κολακίας* O X[m]: *ὅρα* *ἐπιγενομένων* O *Sch*, v. *Hu* *E.Z.* XXIII 12 p. 361 ann. 2 18 *δι' αὐτοῦ τὸ φιλ.* O

τὸ πρᾶγμα πολλὴν ἀπορίαν παρέσχε τοῖς ἐν τῷ [1068
συνεδρίῳ· διαβεβλημένοι γὰρ πρὸς αὐτὸν καὶ διαλήψεις
ἀμεταθέτους ἔχοντες οὐκ ἐβούλοντο κατ' οὐδένα τρό-
3 *πον ἐμφανίζειν αὐτούς. πᾶσι γὰρ ἀναδεδειχότες πρῶ-*
τον καὶ μέγιστον φίλον τὸν βασιλέα τοῦτον ἔμελλον 5
εἰς ὄψιν ἐλθόντες καὶ προσδεξάμενοι δικαιολογίαν, εἰ
μὲν τὸ δοκοῦν ἀποκριθεῖεν ἀκολουθοῦντες ταῖς ἰδίαις
διαλήψεσιν, ἐκθεατριεῖν αὐτούς, εἰ τοιοῦτον ἄνθρωπον
4 *ἐπὶ τοσοῦτον ἐξετίμησαν ἐν τοῖς ἀνώτερον χρόνοις, εἰ*
δὲ δουλεύοντες τῇ τῶν ἐκτὸς φαντασίᾳ φιλανθρώπως 10
ἀποκριθεῖεν, παρόψεσθαι τὴν ἀλήθειαν καὶ τὸ τῇ
5 *πατρίδι συμφέρον. διόπερ ἐξ ἑκατέρας τῆς ἀποφάσεως*
μέλλοντος ἀπιθάνου τινὸς αὐτοῖς ἐξακολουθήσειν,
1228 6] *εὕροντο λύσιν τοῦ προβλήματος τοιαύτην. ὡς*
γὰρ καθόλου δυσαρεστούμενοι ταῖς τῶν βασιλέων ἐπι- 15
δημίαις δόγμα τι τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα
7 *παραγίνεσθαι πρὸς αὐτούς. μετὰ δὲ ταῦτα πυθόμενοι*
τὸν Εὐμένη καταπεπλευκέναι τῆς Ἰταλίας εἰς Βρεν-
τέσιον ἐπαπέστειλαν τὸν ταμίαν φέροντα τὸ δόγμα
καὶ κελεύσοντα λέγειν πρὸς αὐτόν, εἴ τι τυγχάνει τῆς 20
8 *συγκλήτου χρείαν ἔχων· εἰ δὲ μηδενὸς δεῖται, παραγ-*
γελοῦντα τὴν ταχίστην αὐτὸν ἐκ τῆς Ἰταλίας ἀπαλλάτ-
9 *τεσθαι. ὁ δὲ βασιλεύς, συμμίξαντος αὐτῷ τοῦ ταμίου,*

---

2 *διαβεβλημένοις* O *διάληψις* O 4 *αὐτούς* Y, corr. *Ur* 7 *ἀκολουθοῦντες* Y *Gro*, *ἀκολοθοῦντες* O *Ur* *Ca* 928
8 *αὐτούς* Y, corr. Didotiana *εἰ*] *οἳ* Ern. Schulzius apud *Hu*
9 *ἐξετίμησεν* O 10 *δουλεύοντες* *Ur* pro *βουλεύοντες* *φαν-τασίαν* Y, corr. *Ur* 13 *τινὸς*] *τιόρια* O (v. de Boorium *Sitz.-Ber. d. preuß. Akad. d. Wiss. zu Berlin* IX [1902], 156)
14 *εὕροντο* Y *Ur*, *εὗρον τὴν* O, *εὑρόν τινα* coni. *Hu* *τοιαύτην*] *αὐτήν* O 17 *αὐτοῖς* Y, *αὐτούς* *Ur* vulgo, corr. *Be* 18 *βρεν-τέσιον* Y (X[m] addito *ἴσως*) *Ur*, *βρεντέσι* X, *βρεντήσιον* O
20 *κελεύοντα* Y, corr. *Na* 352 *Di* *αὐτὸν* Y, corr. *Be*
21 *εἰ*] *ἢ* O *παραγγελλοῦντα* O

γνοὺς τὴν τῆς συγκλήτου προαίρεσιν εἰς τέλος ἀπεσιώπησεν, οὐδενὸς φήσας προσδεῖσθαι. καὶ δὴ τούτῳ 10
τῷ τρόπῳ συνέβη τὸν Εὐμένη κωλυθῆναι τῆς εἰς τὴν
Ῥώμην ἀναβάσεως. συνηκολουθήκει δὲ καὶ ἕτερόν τι 11
5 πραγματικὸν τούτῳ τῷ διαβουλίῳ. μεγάλου γὰρ ὑπὸ 12
τῶν Γαλατῶν ἐπικρεμαμένου κινδύνου τῇ βασιλείᾳ,
προφανὲς ἦν ὅτι διὰ τὸν σκυβαλισμὸν τοῦτον οἱ μὲν
τοῦ βασιλέως σύμμαχοι ταπεινωθήσονται πάντες, οἱ δὲ
Γαλάται διπλασίως ἐπιρρωσθήσονται πρὸς τὸν πόλεμον.
10 διὸ πάντῃ πάντως βουλόμενοι ταπεινοῦν αὐτὸν ἐπὶ 13
ταύτην κατηνέχθησαν τὴν γνώμην. τούτων δὲ γινο- 14
μένων ἔτι κατ' ἀρχὰς τοῦ χειμῶνος, λοιπὸν ἡ σύγκλη-
τος ἅπασιν τοῖς παραγεγονόσι κατὰ πρεσβείαν· οὐ γὰρ 15
ἦν οὔτε πόλις οὔτε δυνάστης οὔτε βασιλεὺς ὃς [1064
15 οὐκ ἀπεστάλκει πρεσβείαν κατ' ἐκεῖνον τὸν καιρὸν τὴν
συγχαρησομένην ἐπὶ τοῖς γεγονόσιν· οἷς ἅπασιν οἰκείως 16
ἀπήντησε καὶ φιλανθρώπως πλὴν τῶν Ῥοδίων. τούτους 17
δὲ παρέπεμπε ποικίλας ἐμφάσεις ποιοῦσα περὶ τοῦ μέλ-
λοντος. ἐπείχετο δὲ καὶ (τὰ) κατὰ τοὺς Ἀθηναίους. —

20 Ὅτι οἱ Ἀθηναῖοι παρεγένοντο πρεσβεύοντες [20 (21) (18)
τὸ μὲν πρῶτον ὑπὲρ τῆς Ἁλιαρτίων σωτηρίας,

---

2 φήσαντος Y, corr. auctore *Ca* 929 *Rei* 709 *Sch* 3 κολυθῆναι Y, κωλυθῆναι O[s] *Ur* 5 ἀπὸ coni. *Sch* in lex. 652, sed v. 13, 7, 4 6 ἐπικρεμμαμένου Y, ἐπικρεμαμένου U*[s] *Ur* 7 σκυβαλισμὸν Y *Ca* 929, συνβαλισμὸν *Ur* 10 πάντως Y *Gro*[m] *Sch*, πάντες *Ur* vulgo 12 κατὰ τὰς ἀρχὰς *Sch* 13 ἅπασιν X *BW*, ἅπασι Y[s] vulgo 14 ὃς om. O 15 ἀπεστάλκει Y *Rei* l. c. *Sch*, ἐπεστάλκει *Ur* vulgo 17 τούτου Y, corr. *Ur* 19 ἐπίσχετο O, ἐπέσχετο coni. *Di* Steph. thes. III 1501 D, v. *Hu E.Z.* XXIV 18 καὶ add. X[m] τὰ add. R. Wielandtius de Pol. archetypo. Diss. inaug. Heidelberg. 1887, 57 *BW* 20—296, 19 X 187[u]—188[u], O 227[u] s., U* 202—204, *Ur* XCVIII; hanc epitomam cum antecedenti arte cohaerere docet *Sch* 20 U*[m]: ἀθηναῖοι 21. 296, 3. 7 ἁλιαρτίων Y, corr. Ernestus auctore *Ca* 929

2 *παρακουόμενοι δὲ περὶ τούτου τοῦ μέρους ἐκ μετα-*
1229] *θέσεως διελέγοντο περὶ Δήλου καὶ Λήμνου καὶ*
τῆς τῶν Ἁλιαρτίων χώρας, εἰς ἑαυτοὺς ἐξαιτούμενοι
3 *τὴν κτῆσιν· εἶχον γὰρ διττὰς ἐντολάς. οἷς περὶ μὲν*
τῶν κατὰ Δῆλον καὶ Λῆμνον οὐκ ἄν τις ἐπιτιμήσειε 5
διὰ τὸ καὶ πρότερον ἀντιπεποιῆσθαι τῶν νήσων τού-
των, περὶ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας εἰκότως ἄν τις
4 *καταμέμψαιτο. τὸ γὰρ πόλιν σχεδὸν ἀρχαιοτάτην τῶν*
κατὰ τὴν Βοιωτίαν ἐπταικυῖαν μὴ συνεπανορθοῦν
κατὰ πάντα τρόπον, τὸ δ' ἐναντίον ἐξαλείφειν, ἀφαι- 10
ρουμένους καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν ἠκλη-
5 *ρηκότων, δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι τῶν Ἑλλήνων*
6 *καθήκειν, ἥκιστα δὲ τῶν ἄλλων Ἀθηναίοις. τὸ γὰρ*
τὴν μὲν ἰδίαν πατρίδα κοινὴν ποιεῖν ἅπασιν, τὰς δὲ
τῶν ἄλλων ἀναιρεῖν, οὐδαμῶς οἰκεῖον ἂν φανείη τοῦ 15
7 *τῆς πόλεως ἤθους. πλὴν ἥ γε σύγκλητος καὶ τὴν*
Δῆλον αὐτοῖς ἔδωκε καὶ τὴν Λῆμνον (καὶ τὴν τῶν
Ἁλιαρτίων χώραν). καὶ τὰ μὲν κατὰ τοὺς Ἀθηναίους
τοιαύτην ἔσχε διάθεσιν. —

8 *Καὶ τὴν μὲν Λῆμνον καὶ τὴν Δῆλον κατὰ τὴν* 20
9 *παροιμίαν τὸν λύκον τῶν ὤτων ἔλαβον· πολλὰ γὰρ*
ὑπέμειναν δυσκληρήματα συμπλεκόμενοι τοῖς Δηλίοις·
ἐκ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας ὄνειδος αὐτοῖς μᾶλλον
ἢ καρπός τις συνεξηκολούθησεν. —

---

1 *παρακουόμενοι* Y ante *Ur*, *παρακινούμενοι* O, *παρα-κανόμενοι* U* 2 *δῆλον καὶ λῆμνον* O 3 *ἑαυτοὺς* Y ante *Ur*, *ἑαυτὰς* U* 4 *ὠτῆσιν* O, *κλῆσιν* U*, sed corr. U*m 10 *ἀφορουμένους* Y, corr. *Ur* 11 *ἠκληρικότων* O 14 *ἅπασιν* Y *Hu*, *ἅπασι* U* *Ur* vulgo 15 *οἰκεῖον*] *εἰκεῖος* O 17 *αὐτοῖς* ex *αὐτῆς* U* 17 *καὶ*—18 *χώραν* add. C. Wunderer coni. Pol. 37 s. *BW*, v. § 9 et Strab. 9, 2, 30 C. 411 20—24 M 78, 11—15 *Hey* 22 *ὀυσχερήματα* M, *δυσχρηστήματα* *Ge*, corr. G. Dindorfius Steph. thes. II 1761 D *Di*

[21 (22) (19)] Ὅτι *κατὰ τὸν καιρὸν τοῦτον Θεαίδητος εἰσελθὼν εἰς τὴν σύγκλητον λόγους μὲν ἐποιήσατο περὶ τῆς συμμαχίας· ὑπερθεμένης δὲ τῆς συγ-* 2 *κλήτου τὸ διαβούλιον, οὗτος μὲν μετήλλαξε τὸν βίον*
5 *κατὰ φύσιν· ἔτη γὰρ εἶχε πλείω τῶν ὀγδοήκοντα· παραγενομένων δὲ φυγάδων ἔκ τε Καύνου καὶ Στρατο-* [3 1065 *νικείας εἰς τὴν Ῥώμην καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἐγένετο δόγμα Ῥοδίους ἐξάγειν τὰς φρουρὰς ἔκ τε Καύνου καὶ Στρατονικείας. οἱ δὲ περὶ τὸν* 4
10 *Φιλόφρονα καὶ Ἀστυμήδην λαβόντες ταύτην τὴν ἀπό-*
1230] *κρισιν ἀπέπλευσαν κατὰ σπουδὴν εἰς τὴν οἰκείαν, δεδιότες μὴ παρακούσαντες οἱ Ῥόδιοι περὶ τοῦ τὰς* 5 *φρουρὰς ἐξαγαγεῖν αὖθις ἄλλην ἀρχὴν ἐγκλημάτων ποιήσωσιν.* —

1224] [22 (14) (13) 1060] *Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς καταπολεμήσας* καὶ αἰχμάλωτον *ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια*
20 πράγματα ἐποίηcεν, ὡc Πολύβιοc ἱcτορεῖ ἐν τῇ τριακοcτῇ. *μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος* 2 *ἐπιφανεστάτους τεχνίτας καὶ σκηνὴν κατασκευάσας*

1—14 X 188[u] s., O 228[r], U* 204 s., *Ur* XCIX; hanc epitomam cum antecedenti arte cohaerere docet *Sch* 1 *θεαίτητος* Y, corr. Ullrichius l. c. 78 *BW*, v. ad 22, 5, 2 4 *μετήλλαξε* U*• *Ur*, *μετέλαγξε* X, *μετήλεγξε* et *α* super alterum *ε* O 5 *ἔτη*] *ἔτι* O *π̄* Y 6 *καύνου* Y ante *Ur*, *κάντου* U* ut videtur 8 *ῥοδίοις* Y *Ur*, *ῥαδίοις* et *ο* super *α* O, corr. *Ca* 930 9 *καύνου* ex *κάννου* OU* 11 *οἰκείαν* Y ante *Ur*, *οἰκίαν* U* **15—299, 9 Athen. 14 p. 615[a]—615[e]**; v. Liv. 45, 43, 1, C. I. L. I 459, Diod. 31, 8, 10, Plut. Aemil. Paull. 32 ss., *Ni* 279, 339, Schwarzium l. c. 62 ss. 17 *γένιον* Athen. codices AE, sed in E supr. vers. *τ*, infra *ν* additum, corr. *Sch*

μεγίστην ἐν τῷ κίρκῳ πρώτους εἰσῆγεν αὐλητὰς ἅμα
3 πάντας. οὗτοι δ' ἦσαν Θεόδωρος ὁ Βοιώτιος, Θεόπομπος, Ἕρμιππος, [ὁ] Λυσίμαχος, οἵτινες ἐπιφανέστατοι
4 ἦσαν. τούτους οὖν στήσας ἐπὶ τὸ προσκήνιον μετὰ
5 τοῦ χοροῦ αὐλεῖν ἐκέλευσεν ἅμα πάντας. τῶν δὲ δια- 5
πορευομένων τὰς κρούσεις μετὰ τῆς ἁρμοζούσης κινήσεως προσπέμψας οὐκ ἔφη καλῶς αὐτοὺς αὐλεῖν, ἀλλ'
6 ἀγωνίζεσθαι μᾶλλον ἐκέλευσεν. τῶν δὲ διαπορούντων ὑπέδειξέν τις τῶν ῥαβδούχων ἐπιστρέψαντας ἐπαγαγεῖν
1225 7] ἐφ' αὐτοὺς καὶ ποιεῖν ὡσανεὶ μάχην. ταχὺ δὲ 10
συννοήσαντες οἱ αὐληταὶ καὶ λαβόντες * * * οἰκείαν ταῖς ἑαυτῶν ἀσελγείαις μεγάλην ἐποίησαν σύγχυσιν.
8 συνεπιστρέψαντες δὲ τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ διαφέροντες τοὺς αὐλοὺς ἐπῆγον ἀνὰ μέρος ἐπ' ἀλλήλους. 15
9 ἅμα δὲ τούτοις ἐπικτυποῦντες οἱ χοροὶ καὶ συνεπεισιόντες τὴν σκηνὴν ἐπεφέροντο τοῖς ἐναντίοις καὶ πάλιν
10 ἀνεχώρουν ἐκ μεταβολῆς. ὡς δὲ καὶ περιζωσάμενός τις τῶν χορευτῶν ἐκ τοῦ καιροῦ στραφεὶς ἦρε τὰς

---

1. 2 ἅμα πάντας del. et οἵτινες ἐπιφ. ἦσαν vs. 3 s. huc transponit Meinekius IV (anal. ad Athen.) 294 2 οὗτοι] τούτων coni. *Sch* Θεόπομπος (ὁ Ἑρμιονεύς) coni. Meinekius l. c. 3 ὁ del. Kaibelius Λυσιμαχεύς *Sch* animadv. in Athen. VII 335, sed v. Kaibelium 8 ἐκέλευεν Athen. cod. A, ἐκέλευσε cod. E 9 ἀπαγαγεῖν Athen. cod. A et E, corr. *Sch* 10 ἐφ' αὐτοὺς *Sch* (ἑαυτοὺς omisso ἐφ' E), ἐπ' ἀλλήλους coni. Kaibelius 11 * * *] ἐξουσίαν add. *Va*, ἔννοιαν *Ca*, κίνησιν Coraes, διάθεσιν *Hu*, πρόφασιν Herwerdenus *Mnemos.* 1874, 78, ὁρμὴν Kaibelius οἰκίαν Athen. cod. A, corr. *Ca* 13 τοὺς μεσοχόρους coni. Meinekius l. c. 15 ἀπῆγον Athen. cod. A et E, corr. *Sch* 16 οἱ χορευταὶ coni. Meinekius l. c. συνεπεισιόντες Athen. cod. A et E, συνεπισείοντες G. Hermannus *Jen. allg. Litt.-Zeit.* 1843, 600 *Hu*, traditam scripturam tuetur C. Wunderer *Blätt. f. bayr. Gymn.-W.* 1901, 471 17 τὴν σκευὴν G. Hermannus l. c. Kaibelius 19 ἐκ τοῦ χοροῦ *Ca*, sed v. Krebsium *D. Präpos.* cet. 62

χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν ἐπιφερόμενον αὐλητήν, τότ' ἤδη κρότος ἐξαίσιος ἐγένετο καὶ κραυγὴ τῶν θεωμένων. ἔτι δὲ τούτων ἐκ παρατάξεως ἀγωνιζομένων 11 ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς τὴν ὀρ-
5 χήστραν, καὶ πύκται τέτταρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν. ὁμοῦ δὲ τούτων 12 πάντων ἀγωνιζομένων ἄλεκτον ἦν τὸ συμβαῖνον. περὶ δὲ τῶν τραγῳδῶν, φησὶν ὁ Πολύβιος, ὅ,τι ἂν ἐπιβάλωμαι λέγειν, δόξω τισὶ διαχλευάζειν.

10 II. RES GRAECIAE.

1231] Ὅτι ἐξεπολέμησαν κατὰ τὸν καιρὸν τοῦτον Κνώσιοι μετὰ Γορτυνίων πρὸς τοὺς Ῥαυκίους καὶ συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους ἐνόρκους μὴ πρότερον λύσειν τὸν πόλεμον πρὶν ἢ κατὰ [23 (31,1) 1066
15 κράτος ἑλεῖν τὴν Ῥαῦκον. οἱ δὲ Ῥόδιοι κομισάμενοι 2 τὰ περὶ τῶν Καυνίων καὶ θεωροῦντες οὐ καταλήγουσαν τὴν ὀργὴν τῶν Ῥωμαίων, ἐπειδὴ περὶ πάντων ἀκολούθως ταῖς ἀποκρίσεσιν ἐπειθάρχησαν, εὐθέως τοὺς περὶ Ἀριστοτέλην πρεσβευτὰς καταστήσαντες ἐξέπεμπον εἰς
20 τὴν Ῥώμην, δόντες ἐντολὰς πειράζειν πάλιν περὶ τῆς

---

6 βυκανητῶν Athen. cod. A, corr. cod. E 8 ὅτι ἐὰν Athen. cod. A 11—300, 9 X 189[r] s., O 228[u]—229[r], U* 205—207, *Ur* C; v. *Me* 10, 30 11 ἐξεπολέμησαν Y *Ur* not. 88 Didotiana auctore *Sch*, ἐξεπολέμησε U*, ἐπολέμησαν *Ur* vulgo 12 κνώσιοι Y *Ur* *Di* (v. *BW* I 73), κνώσσιοι vulgo post *Ca* 930 μετὰ γὰρ τυνίων O ῥαυκίους Y ante *Ur*, ῥωμαίους U* 13 ἐνορκοις (s. acc.) et ους super οις X, ἐν ὅρκοις Y, corr. *Ur* 15 ἕλειν Y *Ur*, ἕλην O, corr. *Ca* 930; ἕλοιεν coni. *Sch*, sed solet Pol. πρὶν ἢ coniungere cum infinitivo (v. S. Briefium *D. Conj. b. Pol. I. Jahresb. d. Staatsgymn. im XVII. Bez. v. Wien* 1891, 20) 16 καυνῶν Y, καυνῶν ex καννῶν U* man. alia, corr. *Ur* 18 ταῖς *Ur* pro τοῖς ἐπιθάρχησαν O 19 καταστήσαντες Y ante *Ur*, καταστήσοντες U*

3 συμμαχίας. οἳ καὶ παραγενηθέντες εἰς τὴν Ῥώμην θερείας ἀκμαζούσης εἰσῆλθον εἰς τὴν σύγκλητον καὶ παραυτίκα περὶ τοῦ πεπειθαρχηκέναι τὸν δῆμον τοῖς ἐπιταττομένοις διεσάφουν καὶ παρεκάλουν ὑπὲρ τῆς συμμαχίας, πολλοὺς καὶ ποικίλους δια(τι)θέμενοι λόγους. 5

1282 4] ἡ δὲ σύγκλητος ἔδωκεν ἀπόκρισιν, ἐν ᾗ τὴν μὲν φιλίαν παρεσιώπησε, περὶ δὲ τῆς συμμαχίας οὐκ ἔφη καθήκειν αὐτῇ τοῦτο συγχωρεῖν Ῥοδίοις κατὰ τὸ παρόν. —

1281 24] (31, 28) Ὅμοιοι γὰρ ἦσαν οἱ τὴν Περαίαν [1088 κατοικοῦντες τοῖς οἰκέταις τοῖς ἐκ τῶν δεσμῶν 2 ἀνελπίστως λελυμένοις, οἵτινες ἀπιστοῦντες τοῖς παροῦσι μείζω μὲν διαβαίνουσι τῆς κατὰ φύσιν κινήσεως, οὐ δοκοῦσι δὲ γινώσκεσθαι παρὰ τοῖς ἀπαντῶσιν οὐδὲ συνορᾶσθαι διότι λέλυνται σαφῶς, ἐὰν μή τι παρά- 15 λογον ποιῶσι καὶ τῶν ἄλλων ἐξηλλαγμένον.

III. RES ASIAE.

1282 25 (31,3)] Ὁ δ' αὐτὸς οὗτος βασιλεὺς ἀκού- [1066 σας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βου- 20

---

2 θερίας Y *Ur*, θεωρίας O, corr. *Ca* 931 5 διαθέμενοι Y, corr. *Na* 353 *Di* 8 αὐτῇ Y, corr. *Be* ῥοδίους O 10—16 M 78,15—20 *Hey*; v. Ern. Schulzium de exc. Const. 14—16, *Me* 10, Gelderum l. c. 158 10 ἦσαν *Hu* auctore Schulzio l. c. pro εἰσιν, quod e cod. confirmavit *Bo* 12 οἵτινεσ α|πιστοῦντεσ M, sicut coniecerat Orellius ind. lect. acad. Turic. 1834, 7 s., οἵτινες πιστοῦντες legerat *Ma* 13 ·αμαγουσι vel ·αβαγουσι vel ·αναγουσι vel ·αμάνουσι vel ·αβανουσι vel ·ανάνουσι legit *Bo*, corr. διαβαίνουσι pro λαμβάνουσι *Ge* κίνησιν coni. Orellius l. c. 14 παρὰ τοῖσ ἀπαντῶσιν M, sicut coniecerat *Ge*, περάτους παντάπασιν legerat *Ma* οὐδὲ M secundum *Bo*, ut correxerat *Be*, οὔτε M secundum *Ma Hey* 18—306, 11 Athen. 5, 194c—195f Kaibel (= *Kai*); v. *Me* 10, 28, 30

λόμενος τῇ μεγαλοδωρίᾳ ὑπερᾶραι τὸν Παῦλον ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπ' αὐτοῦ ἐπὶ Δάφνης, ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν
5 ὡς αὐτὸν ἄφιξιν. ἀρχὴν δ' ἐποιήσατο τῆς πανηγύρεως 2 τὴν πομπείαν οὕτως ἐπιτελεσθεῖσαν. καθηγοῦντό 3 τινες Ῥωμαϊκὸν ἔχοντες καθοπλισμὸν ἐν θώραξιν ἁλυσιδωτοῖς, ἄνδρες ἀκμάζοντες ταῖς ἡλικίαις πεντακισχίλιοι· μεθ' οὓς Μυσοὶ πεντακισχίλιοι. συνεχεῖς δ' 4
10 ἦσαν Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθω- [1067 πλισμένοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους. ἐπὶ 5 δὲ τούτοις Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχίλιοι. τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, ἄλλοι δὲ ἀργυράσπιδες, οἷς
15 ἐπηκολούθει μονομάχων ζεύγη διακόσια τετταράκοντα. 6 τούτων κατόπιν ἦσαν ἱππεῖς Νισαῖοι μὲν χίλιοι πολιτικοὶ δὲ τρισχίλιοι, ὧν οἱ μὲν πλείους ἦσαν χρυσοφάλαροι καὶ χρυσοστέφανοι, οἱ δ' ἄλλοι ἀργυροφάλαροι. 7 μετὰ δὲ τούτους ἦσαν οἱ λεγόμενοι Ἑταῖροι ἱππεῖς·
20 οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τού-
1233] τοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα, ἴσον καὶ 8 κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον. ἐπὶ δὲ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει τὸ καλούμενον ἄγημα, κράτιστον εἶναι δοκοῦν σύστημα τῶν ἱππέων, περὶ 9
25 χιλίους. τελευταία δ' ἦν ἡ κατάφρακτος ἵππος, οἰκείως

---

1 *μεγαλοεργίαιδωρεᾶι* Athen. cod. A, *μεγαλοεργίᾳ* cod. C, *μεγαλουργίᾳ* vulgo, *μεγαλουργίᾳ τῆς δωρεᾶς* *Rei Hu*, *μεγαλοδωρεᾷ* (immo *μεγαλοδωρίᾳ*) *Ca* 9 s. *συνεχεῖς ἦσαν· κίλικες δ'* Athen. cod. A (similiter cod. C), corr. *Di* 13 s. *πεντακισχίλιοι (οἱ μὲν χρυσάσπιδες)* *Rei*, *δισμύριοι (χρυσάσπιδες μὲν μύριοι) καὶ χαλκ. πεντ., (οἱ) δὲ ἄλλοι* *Kai* 15. 302, 5 *τεσσαράκοντα* Athen., corr. *Di* 16 *πισαῖοι* Athen. cod. A et C, corr. *Ca*

τῇ προσηγορίᾳ τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκευασμένων τοῖς ὅπλοις· ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι καὶ
10 πεντακόσιοι. πάντες δ' οἱ προειρημένοι εἶχον πορφυρᾶς
11 ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς. ἐπὶ δὲ τούτοις ἕξιππα μὲν ἦν ἑκατόν, τέθριππα δὲ τετταράκοντα, ἔπειτα ἐλεφάντων ἅρμα καὶ συνωρίς. καθ' ἕνα 5
δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ.
12 Τὴν δ' ἄλλην πομπὴν λέγειν ἐστὶ δυσέφικτον, ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον. ἔφηβοι μὲν γὰρ ἐπόμπευσαν εἰς ὀκτακοσίους, χρυσοῦς ἔχοντες στεφάνους, βόες δ' 10
εὔτραφεῖς περὶ χιλίους, θεωρίδες δὲ βραχὺ λείπουσαι
13 τριακοσίων, ἐλεφάντων δὲ ὀδόντες ὀκτακόσιοι. τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι· πάντων γὰρ τῶν παρ' ἀνθρώποις λεγομένων ἢ νομιζομένων θεῶν ἢ δαιμόνων, προσέτι δὲ ἡρώων εἴδωλα διήγετο, 15
τὰ μὲν κεχρυσωμένα, τὰ δ' ἠμφιεσμένα στολαῖς δια-
14 χρύσοις. καὶ πᾶσι τούτοις οἱ προσήκοντες μῦθοι κατὰ τὰς παραδεδομένας ἱστορίας ἐν διασκευαῖς πολυτελέσι
15 παρέκειντο. εἵπετο δ' αὐτοῖς καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ, καὶ Ἠοῦς καὶ Με- [1068
16 σημβρίας. τὸ δὲ τῶν χρυσωμάτων καὶ ἀργυρωμάτων πλῆθος οὕτως ἄν τις ὑπονοήσειεν ὅσον ἦν· ἑνὸς γὰρ τῶν φίλων, Διονυσίου τοῦ ἐπιστολιαγράφου, χίλιοι παῖδες ἐπόμπευσαν ἀργυρώματα ἔχοντες, ὧν οὐδὲν
17 ἔλαττον' ὁλκὴν εἶχεν δραχμῶν χιλίων. βασιλικοὶ δὲ 25

---

5 δὲ τετρακόσια *Rei* 7 διεσκευασμένοι *Sch* pro διεσκεδασμένοι (v. p. 198b), ἀνεσκευασμένοι vel πολυτελῶς διεσκευασμένοι Meinekius IV (anal. ad Athen.) 86 11 εὐτρεφεῖς Athen. cod. A, εὐτραφεῖς cod. C *Kai*· θεωρίδες *Ca*, θεωρία Athen. cod. A et C, θεωρίαι vulgo 15 παρήγετο coni. *Kai* 22 ἐπινοήσειεν coni. *Sch* 23 ἐπιστολαγράφου Athen. cod. A, corr. *Ca* 25 ἔλαττονολκὴν Athen. cod. A, corr. Meinekius

παῖδες παρῆλθον ἑξακόσιοι χρυσώματα ἔχοντες. ἔπειτα γυναῖκες ἐκ χρυσῶν καλπίδων μύροις ἔρραινον, εἰς διακοσίας. ταύταις δ' ἑξῆς ἐπόμπευον ἐν χρυσόποσι 18 μὲν φορείοις ὀγδοήκοντα γυναῖκες, (ἐν) ἀργυρόποσι δὲ
1234] πεντακόσιαι καθήμεναι, πολυτελῶς διεσκευασμέναι. καὶ τῆς μὲν πομπῆς τὰ ἐπιφανέστατα ταῦτα ἦν. 19

Ἐπιτελεσθέντων δὲ τῶν ἀγώνων καὶ μονο- [26 (31,4) μαχιῶν καὶ κυνηγεσίων κατὰ τριάκονθ' ἡμέρας, ἐν αἷς τὰς θέας συνετέλει, πέντε μὲν τὰς πρώτας ἐν τῷ γυ-
10 μνασίῳ πάντες ἐκ χρυσῶν ὁλκείων ἠλείφοντο κροκίνῳ μύρῳ. ἦν δὲ ταῦτα πεντεκαίδεκα, καὶ κινναμωμίνου 2 τὰ ἴσα καὶ ναρδίνου. παραπλησίως δὲ καὶ ταῖς ἑξῆς εἰσεφέρετο τήλινον, ἀμαράκινον, ἴρινον, πάντα δια-

---

4 ἐν add. Meinekius 7—306,11 Athen. 10 p. 439^b–d: ἐν δὲ τῇ πρώτῃ καὶ τριακοστῇ (immo τῇ τριακοστῇ *Me* 28 s.) ὁ αὐτὸς Πολύβιός φησι συντελοῦντα αὐτὸν ἐν τῇ Ἀντιοχείᾳ ἀγῶνας συγκαλέσαι πάντας Ἕλληνας καὶ τῶν βουλομένων τοὺς πολλοὺς ἐπὶ τὴν θέαν. καὶ πλείστων παραγινομένων ἐν τοῖς γυμνασίοις, πάντας ἐκ χρυσῶν ὁλκείων (sic *Ur* 240 pro ὁλκίων) ἤλειφε κροκίνῳ μύρῳ καὶ κινναμωμίνῳ καὶ ναρδίνῳ καὶ ἀμαρακίνῳ καὶ ἰρίνῳ (καὶ κλιρίνωι Athen. cod. A, corr. p. 195^d). καὶ συγκαλῶν αὐτοὺς εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα ποτὲ δὲ χίλια πεντακόσια συνεπλήρου μετὰ πολυτελεστάτης κατασκευῆς. καὶ ὁ χειρισμὸς τῆς διακονίας δι' αὐτοῦ ἐγίνετο. κατὰ γὰρ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν οὓς δ' ἀνέκλινεν. καὶ τοὺς διακόνους δὲ τοὺς τὰς παραθέσεις εἰσφέροντας αὐτὸς εἰσῆγε. καὶ περιπορευόμενος οὗ μὲν προσεκάθιζεν οὗ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιήει τὸν πότον προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρ' ἄλλοις, ἅμα δὲ τοῖς ἀκροάμασι προσπαίζων. καὶ ὑπὸ τῶν μίμων εἰσεφέρετο ὅλος συγκεκαλυμμένος καὶ ἐτίθετο εἰς τὴν γῆν ὡς εἷς ὢν τῶν μίμων· καὶ τῆς συμφωνίας προκαλουμένης (προσκ. A, corr. C) ὁ βασιλεὺς ἀναπηδήσας ὠρχεῖτο καὶ προσέπαιζε τοῖς μίμοις, ὥστε πάντας αἰσχύνεσθαι. τοιαῦτα ἀπεργάζεται τοὺς ταλαιπώρους ἡ πρὸς τῇ μέθῃ ἀπαιδευσία 10 ὁλκίων Athen. cod. A, corr. *Ur* 238 13 ειρινον (s. acc.) Athen. cod. A, corr. *Ca*

3 *φέροντα ταῖς εὐωδίαις. ἔστρωτο* δὲ εἰς *εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια μετὰ τῆς πολυτελεστάτης διασκευῆς.*

4 Diod. 31, 16, 2 (cod. P 278[r] s.).

ὁ δὲ δι' αὐτοῦ χειρισμὸς πολλῆς εὐτελείας καὶ καταφρονήσεως ἦν οἰκεῖος. παρέτρεχε γὰρ παρὰ τὴν πομπὴν ἱππάριον ἔχων εὐτελές, καὶ τοὺς μὲν προάγειν κελεύων τοὺς δὲ ἐπέχειν, *ἄλλους* δὲ ὡς

1235] *ἔτυχε διατάττων·* ὥςτε εἴ *τις*

5 *ἀφεῖλεν αὐτοῦ τὸ διάδημα, μηδένα τῶν ἀγνοούντων πιστεῦσαι τοῦτον εἶναι τὸν βασιλέα τὸν τῶν ὅλων κύριον, ὁρῶντα μηδ' ὑπηρέτου μετρίου φαντασίαν ἔχοντα. ἐν δὲ τοῖς πότοις αὐτὸς ἐφιστάμενος ταῖς εἰσόδοις οὓς μὲν εἰσῆγεν οὓς* δὲ ἀνέκλινεν,

6 *καὶ τοὺς διακόνους τοὺς τὰς παραθέσεις φέροντας διέταττεν. ἀκολούθως δὲ τούτοις προσιὼν τοῖς εὐωχουμένοις, εἰ τύχοι, ποτὲ μὲν ἐκάθιζεν, ποτὲ δὲ προσανέ-*

Athen. l. c. *ὁ δὲ χειρισμὸς ἐγίνετο* 5 *τῶν πραγμάτων δι' αὐτοῦ τοῦ βασιλέως· ἵππον γὰρ ἔχων εὐτελῆ παρέτρεχε παρὰ τὴν πομπήν, τοὺς μὲν* 10 *προάγειν κελεύων τοὺς* δὲ ἐπέχειν. *κατὰ δὲ τοὺς πότους αὐτὸς ἐπὶ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν* 15 *εἰσῆγεν οὓς δ' ἀνέκλινε, καὶ τοὺς διακόνους δὲ τοὺς τὰς παραθέσεις φέροντας αὐτὸς εἰσῆγε. καὶ* 20 *περιπορευόμενος οὗ μὲν προσεκάθιζεν, οὗ δὲ προσανέπιπτε· καὶ ποτὲ μὲν ἀποθέμενος*

3 *κατασκευῆς* Athen. altero loco 8[a] *πομπὴν Va* pro *σιω|πὴν* 12[a] *μηδέν' ἂν* coni. Herwerdenus spicil. Vat. Lugd. Bat. 1860, 91 12[b] *δ'* Meinekius 19[a] *ἀνέκλινεν* P *Va*, *ἀνέκλινε* vulgo 20[b] *εἰσήγαγε* Athen. cod. A, corr. *Kai* coll. Athenaei altero loco 21[a] *εἰσφέροντας* coni. Herwerdenus l. c., sed v. Brandstaeterum Fleckeis. annal. 1881, 762 s. 23[a] *εἰ* P *Di*, *οἱ* vulgo post *Va* 24[a] *ἐκάθιζεν* P *BW*, *ἐκάθιζε* vulgo post *Va*

πιπτε. καὶ ποτὲ μὲν ἀποτιθέμενος τὸ ποτήριον, ποτὲ δὲ ῥίπτων τὸν ψωμὸν ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει πάντα 5 τὸν πότον, προπόσεις λαμβάνων ὀρθὸς καὶ τοῖς ἀκροάμασι προσπαίζων. καὶ δή ποτε προκοπτούσης ἐπὶ πολὺ τῆς ἑστιάσεως καὶ τῶν πλειόνων ἤδη κεχωρι- 10 σμένων, ἧκεν ὑπὸ τῶν μίμων εἰσφερόμενος περικεκαλυμμένος· τεθεὶς δὲ ἐπὶ τὴν γῆν ὑπὸ τῶν συμπαιζόντων, μετὰ ταῦτα τῆς συμφωνίας προκαλουμένης ἀνε- 15 πήδα γυμνὸς καὶ τοῖς μίμοις προσπαίζων ὠρχεῖτο τῶν ὀρχήσεων τὰς γέλωτα καὶ χλευασμὸν 1236] εἰωθυίας ἐπισπᾶσθαι, ὡς πάντας αἰσχυνθέντας ἐπὶ τοῖς πραττ- 20 τομένοις φεύγειν ἐκ τοῦ πότου, καὶ ἕκαστον τῶν ἀπηντηκότων ἐπὶ τὴν πανήγυριν, ὅτε μὲν εἰς τὴν ὑπερβολὴν τῆς χορηγίας ἐμβλέψαι καὶ τὴν ἐν τοῖς ἀγῶσι

μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν πότον, προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρ' ἄλλοις, ἅμα δὲ καὶ τοῖς ἀκροάμασι προσπαίζων. προϊού- 7 σης δ' ἐπὶ πολὺ τῆς συνουσίας καὶ πολλῶν ἤδη κεχωρισμένων, ὑπὸ τῶν μίμων ὁ βασιλεὺς εἰσεφέρετο ὅλος κεκαλυμμένος καὶ εἰς τὴν γῆν ἐτίθετο ὡς εἷς ὢν δῆτα τῶν μίμων. καὶ τῆς συμ- 8 φωνίας προκαλου- [1069 μένης, ἀναπηδήσας ὠρχεῖτο καὶ ὑπεκρίνετο μετὰ τῶν γελωτοποιῶν, ὥστε πάντας αἰσχυνομένους φεύ-

1ᵃ ss. |ἀποτιθέμενοσ τὸ ποτήριον, ποτὲ δὲ νίπτων (ῥίπτων corr. Salmasius) τὸν ψομὸν (ψωμὸν corr. *Va*) P *Di*, ἀποτιθέμενος τὸν ψωμόν, ποτὲ δὲ νίπτων τὸ ποτήριον *Va* 3ᵃ ἀνεπίδα P, corr. *Va* 4ᵃ περιίει P, corr. *Va* 5ᵃ πότον pro τόπον *Va* 6ᵃ ὀρθὸς *Va*, ὀρθὸσ δὲ P 11ᵃ ἐκφερόμενοσ P, corr. Wesselingius 15ᵇ συγκεκαλυμμένος Athen. altero loco 16ᵃ ὀρχεῖτο P, corr. *Va* 17ᵃ γέλωτασ P, corr. *Va* 21ᵃ ἕκαστοσ P, corr. *Va*

9 καὶ πομπείαις οἰκονομίαν καὶ διάταξιν τῶν ὅλων, καταπλήττεσθαι καὶ θαυμάζειν καὶ τὸν βασιλέα καὶ τὴν βασιλείαν, ὅτε δὲ εἰς αὐτὸν ἀτενίσαι καὶ τὸ τῶν ἐπιτηδευμάτων κατεγνωσμένον, ἀπιστεῖν εἰ περὶ μίαν καὶ τὴν αὐτὴν φύσιν τοσαύτην ἀρετὴν καὶ κακίαν ὑπάρξαι δυνατόν ἐστιν. — γειν. ταῦτα δὲ πάντα συνετελέσθη ἐξ ὧν τὰ μὲν ἐκ τῆς Αἰγύπτου ἐνοσφίσατο, παρασπονδήσας τὸν Φιλομήτορα βασιλέα παιδίσκον ὄντα, (τὰ) δὲ καὶ τῶν φίλων συμβαλλομένων. ἱεροσυλήκει δὲ καὶ τὰ πλεῖστα τῶν ἱερῶν. —

27 (31,5)] Ὅτι μετὰ τὴν συντέλειαν τῶν ἀγώνων, ἄρτι τούτων γεγονότων, ἧκον οἱ περὶ τὸν Τεβέριον 2 πρεσβευταί, κατασκόπων ἔχοντες τάξιν. οἷς οὕτως ἐπιδεξίως ἀπήντησεν Ἀντίοχος καὶ φιλοφρόνως ὥστε μὴ οἷον τοὺς περὶ τὸν Τεβέριον ὑποπτεῦσαί τι περὶ αὐτοῦ πραγματικὸν ἢ παρατριβῆς ἔμφασιν ἔχον ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν, ἀλλὰ καὶ τῶν λεγόντων τι τοιοῦτον καταγινώσκειν διὰ τὴν ὑπερβολὴν τῆς 3 κατὰ τὴν ἀπάντησιν φιλανθρωπίας· ὅς γε πρὸς τοῖς ἄλλοις καὶ τῆς αὐλῆς παρεχώρησε τοῖς πρεσβευταῖς, μικροῦ δὲ καὶ τοῦ διαδήματος κατὰ τὴν ἐπίφασιν, 4 καίπερ οὐκ ὢν τῇ προαιρέσει τοιοῦτος, ἀλλὰ τοὐναντίον (ἀλλοτριώτατα διακείμενος πρὸς Ῥωμαίους).

5ᵃ ἀτενίσσοι P, ἀτενίσον Va, corr. Wesselingius 7ᵇ τὰ add. Musurus 12—24 X 190ʳs., O 229ʳ, U* 207 s., Ur CI; v. Diod. 31, 17, Me 10, 30 12 Xᵐ U*ᵐ: ἀντίοχος 13. 16 τιβέριον Y, corr. BW, v. ad 22, 6, 6 22 κατὰ τὴν ἐπίφασιν del. Na 122 s. 23 U*ᵐ add. alia manu σῆ (= σημείωσαι) 24 ἀλλοτριώτατα—Ῥωμαίους add. Sch coll. Diod.: ἀλλοτριώτατα διέκειτο πρὸς Ῥωμαίους

C. OLYMP. 153, 3.

I. RES ITALIAE.

1282] Ὅτι τοῖς παρὰ τῶν ἐκ τῆς Ἀσίας [28 (31,2) 1066
Γαλατῶν πρεσβευταῖς συνεχώρησαν τὴν αὐτονομίαν
μένουσιν ἐν ταῖς ἰδίαις κατοικίαις καὶ μὴ στρατευο-
5 μένοις ἐκτὸς τῶν ἰδίων ὅρων.

II. RES GRAECIAE.

1280] Ὅτι κατὰ τὴν Πελοπόννησον, παρα- [29 (23) (20) 1065
γενομένων τῶν πρεσβευτῶν καὶ δια-
σαφούντων τὰ κατὰ τὰς ἀποκρίσεις, οὐκέτι θόρυβος
10 ἦν, ἀλλ' ὀργὴ καὶ μῖσος ἐκφανὲς πρὸς τοὺς περὶ τὸν
Καλλικράτην. —

Ὅτι τοῦ περὶ Καλλικράτην μίσους καὶ Ἀνδρωνίδαν 2
καὶ τοὺς λοιποὺς (τοὺς) ὁμογνώμονας τούτων οὕτως
ἄν τις τεκμήραιτο. τῆς γὰρ τῶν Ἀντιγονείων παν- 3
15 ηγύρεως ἐν τῷ Σικυῶνι συντελουμένης, καὶ τῶν
βαλανείων ἁπάντων ἐχόντων τάς τε κοινὰς μάκτρας
καὶ πυέλους ταύταις παρακειμένας, εἰς ἃς οἱ κομ-

2—5 X 190u, O 229r, U* 208, *Ur* CII; v. *Me* 11, 30 3 πρεσβευταῖς O ante *Ur*, πρεσβευτὰς Y 7—11 X 190u, O 229u, U* 208, *Ur* CIII; v. *Me* 11, 30 7 πελοπόννησον Y ante *Ur*, πελοπόνησον U* 10 μύσος X 12—308, 14 P 313u, *Va* 142; v. *Me* 11, 30 12 (τὸ μέγεθος) τοῦ πρὸς Καλλ.‥μίσους vel τὸ πρὸς Καλλ. μῖσος *Rei* 761, τοῦ (πρὸς τοὺς) περὶ (τὸν) Καλλ. *Na* 128 περικαλλ:κράτουσ P, corr. *Va*, πρὸς Καλλικράτην coni. *Sch*, sed v. Krebsium *D. Präpos.* cet. 104 c. 13 τοὺς add. *Di* 14 ἀντιγονείων P *Va* ann. 25 *Sch*, ἀντιγόνων *Va* vulgo 15 τῷ] τῇ *Va* l. c., sed v. ind. hist. σικῶνι| P, corr. *Va* 16 μακρασ (s. acc.) P, μακρὰς *Va*, corr. *Rei* 761 *Sch*

ψότεροι τῶν ἀνθρώπων εἰώθασι κατ' ἰδίαν ἐμβαίνειν,
4 εἰς ταύτας ὅτε τις καθείη τῶν περὶ τὸν Ἀνδρωνίδαν
καὶ Καλλικράτην, οὐδεὶς ἐτόλμα τῶν ἐφεστώτων ἔτι
καθιέναι, πρὶν ἢ τὸν βαλανείτην τὸ μὲν ὑπάρχον ὕδωρ
5 ἀφεῖναι πᾶν, ἕτερον δὲ καθαρὸν ἐγχέαι. τοῦτο δ' 5
ἐποίουν, ὑπολαμβάνοντες ὡσανεὶ μιαίνεσθαι καθιέντες
6 εἰς ταὐτὸ τοῖς προειρημένοις ὕδωρ. τοὺς δὲ συριγμοὺς
τοὺς ἐν ταῖς κοιναῖς πανηγύρεσι τῶν Ἑλλήνων καὶ
τοὺς χλευασμούς, ὅτε τις ἐπιβάλοιτο κηρύττειν τινὰ
τῶν προειρημένων, οὐδ' ἂν ἐξηγήσαιτο ῥαδίως οὐδείς. 10
7 ἐθάρρει δὲ καὶ τὰ παιδάρια κατὰ τὰς ὁδοὺς ἐκ τῶν
διδασκαλείων επανάγοντα κατὰ πρόσωπον αὐτοὺς προ-
1231] δότας ἀποκαλεῖν. τοιαύτη τις ὑπέδραμε προσκοπὴ
καὶ μῖσος κατὰ τῶν προειρημένων.

D. OLYMP. 153, 4. 15

RES ITALIAE.

1236 30 (31,6)] Ὅτι εἰς τὴν Ῥώμην παραγεγο- **[1069**
νότων πρεσβευτῶν πλειόνων καὶ ἑτέρων, ἐπιφανεστάτων
δὲ παρὰ μὲν Ῥοδίων τῶν περὶ Ἀστυμήδην, παρὰ δὲ
τῶν Ἀχαιῶν τῶν περὶ Εὐρέαν καὶ Ἀναξίδαμον καὶ 20

---

2 *εἰσταύταισ*| P, *εἰ ταύταις Va*, corr. *Rei* 762 *Sch* *καθίη* P, corr. *Sch* 4 *καθιέναι* P, ut coni. *Sch*, *κατιέναι Va* vulgo ante *Sch* *βαλανίτην*| P, corr. Angli in Steph. thes. II 66; P[m]: *βαλανείτης ὁ περιχύτης* partim litteris uncialibus et compendiis scriptum, cf. Suid. v. *βαλανειομφάλους* 5 *ἀφιέναι* P, corr. *Be* 6 *ὡσ ἂν εἰ* P, corr. *Va* *καθιέντεσ* P, ut coni. *Sch*, *κατιέναι Va* vulgo ante *Sch* 8 *πᾶν ηγύρεσι* P, corr. *Va* 9 *ἐπιβάλοι* P, corr. *Rei* 762 *Sch* 14 *μίσοσ* P, corr. *Sch* *τὸν προειρημένων* P, corr. *Va* 17—312,22 X 190[u]—195[r], O 229[u]—232[r], U* 208—215, *Ur* CIV; v. *Me* 11, 30 19 *ἀστυμίδην* Y, corr. *Ur*

1237] Σάτυρον, παρὰ δὲ Προυσίου τῶν περὶ Πύθωνα, τούτοις ἐχρημάτισεν ἡ σύγκλητος. οἱ μὲν οὖν παρὰ 2 τοῦ Προυσίου κατηγορίαν ἐποιοῦντ' Εὐμένους τοῦ βασιλέως, φάσκοντες αὐτῶν τέ τινα χωρία παραιρεῖσθαι 5 τὸν Εὐμένη καὶ τῆς Γαλατίας οὐκ ἀφίστασθαι τὸ παράπαν οὐδὲ πειθαρχεῖν τοῖς τῆς συγκλήτου δόγμασιν, ἀλλὰ τοὺς τὰ σφέτερα μὲν φρονοῦντας σωματοποιεῖν, 3 τοὺς δὲ τὰ Ῥωμαίων αἱρουμένους καὶ βουλομένους πολιτεύεσθαι τοῖς τῆς συγκλήτου δόγμασιν ἀκολούθως 10 κατὰ πάντα τρόπον ἐλαττοῦν. ἦσαν δέ τινες πρεσβευ- 4 ταὶ καὶ παρὰ τῶν τῆς Ἀσίας πόλεων, οἳ κατηγόρουν τοῦ βασιλέως, ἔμφασιν ποιοῦντες τῆς πρὸς τὸν [1070 Ἀντίοχον κοινοπραγίας. ἡ δὲ σύγκλητος διακούσασα 5 τῶν κατηγορούντων οὔτ' ἀπέρριπτε τὰς διαβολὰς οὔτ' 15 ἐξέφαινε τὴν ἑαυτῆς γνώμην, ἀλλὰ συνετήρει παρ' ἑαυτῇ, διαπιστοῦσα καθόλου τοῖς περὶ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον· τοῖς γε μὴν Γαλάταις ἀεί τι προσετίθει 6 καὶ συνεπίσχυε περὶ τῆς ἐλευθερίας. οἱ δὲ περὶ τὸν 7 Τεβέριον ἥκοντες ἀπὸ τῆς πρεσβείας οὐδὲν περιττό- 20 τερον ἠδυνήθησαν οὔτ' αὐτοὶ διαλαβεῖν οὔτε τῇ συγκλήτῳ διασαφῆσαι περὶ τῶν κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἤπερ ἃ καὶ πρότερον ὄντες ἐν τῇ Ῥώμῃ

---

1 σάτυρος O 3 ἐποιοῦντο Y, corr. *Ben* 299 *BW* 4 αὐτῶν Y *Rei* 710 *Sch*, αὐτοῦ *Ur* vulgo, corr. *Be* 7 τοῖς O μὲν transponit post τοὺς *Di* 8 τοῖς δὲ τὰ εἰς ῥωμαίων αἱρουμένους O 11 τῆς Y ante *Ur*, om. U* 14 οὔτ'] ὃν τ' O ἀπέρριπτε X* ante *Ur*, ἀπέριπτε OU* 15 ἐξεφαίνετο O, unde ἐξετίθετο *Hu* 18 οἱ δὲ — 310, 2 φιλανθρωπίᾳ ponuntur in Y post ἀκληρούντων cap. 32, 10, huc transponit *Sch* coll. cap. 31, 19 19 τιβέριον Y, corr. *BW*, v. ad 22, 6, 6 22 ἤπερ Y, corr. *Ur* ἃ *BW* auctore *Hu*, ἂν Y vulgo, del. *Di*, sed v. *BW* Fleckeis. annal. 1890, 842 ann. 17

8 διελάμβανον. οὕτως αὐτοὺς οἱ βασιλεῖς ἐξετέμοντο τῇ κατὰ τὴν ἀπάντησιν φιλανθρωπίᾳ.

31 (31, 7)] Μετὰ δὲ ταῦτα προσκαλεσαμένη τοὺς Ῥο-
2 δίους διήκουε τούτων. ὁ δ' Ἀστυμήδης εἰσελθὼν μετρίως ἔστη καὶ βέλτιον ἢ κατὰ τὴν πρὸ ταύτης 5
3 πρεσβείαν· ἀφέμενος γὰρ τοῦ κατηγορεῖν τῶν ἄλλων ὥρμησεν ἐπὶ τὸ παραιτεῖσθαι, καθάπερ οἱ μαστιγού-
1288] μενοι τὰς πληγάς, φάσκων ἱκανοῖς προστίμοις περιπεπτωκέναι τὴν πατρίδα καὶ μείζοσι τῆς ἁμαρτίας.
4 καὶ προσθέμενος ἐξηγεῖτο τὰς ἐλαττώσεις, κεφαλαιωδῶς 10 διεξιών, πρῶτον μὲν ὅτι Λυκίαν καὶ Καρίαν ἀπολωλέκασιν, εἰς ἣν ἐξ ἀρχῆς μὲν ἐδαπάνησαν χρημάτων ἱκανὸν πλῆθος, τριττοὺς πολέμους ἀναγκασθέντες πολεμεῖν αὐτοῖς, νυνὶ δὲ προσόδων ἐστέρηνται πολλῶν ὧν
5 ἐλάμβανον παρὰ τῶν προειρημένων. "ἀλλ' ἴσως" ἔφη 15 "ταῦτα μὲν ἔχει λόγον· καὶ γὰρ ἐδώκαθ' ὑμεῖς αὐτὰ τῷ δήμῳ, μετὰ χάριτος ⟨διὰ⟩ τὴν εὔνοιαν, καὶ ἀφανίζοντες αὐτὰ κατὰ λόγον ἐδοκεῖτε τοῦτο πράττειν, ἐμπεσούσης
6 τινὸς ὑποψίας καὶ διαφορᾶς ὑμῖν. ἀλλὰ Καῦνον δήπου διακοσίων ταλάντων ἐξηγοράσαμεν παρὰ τῶν Πτολε- 20 μαίου στρατηγῶν καὶ Στρατονίκειαν ἐλάβομεν ἐν
7 μεγάλῃ χάριτι παρ' Ἀντιόχου τοῦ Σελεύκου· καὶ παρὰ

---

1 ἐξετέκοντο O, ἐξετρέποντο coni. *Sch* 1. 2 τὴν — φιλανθρωπίαν Y, corr. *Ur* 3 προσκαλεσάμενοι Y, corr. *Ur* 4 ἀστυμίδης O 5 ἔστη Y *Ur Rei* 710 *Sch*, ἔφη *Ur* in marg. vulgo, ἐνεστήσατο τὸν λόγον coni. *Hu* 7 μαστιγούμενοι ex μαστηγούμενοι U* 9 μείζωσι Y, corr. *Ur* 10 προσθέμ O 11 ante πρῶτον add. καὶ O 12 εἰς ἃς coni. *Sch* μὲν] μὴ O 13 τρισσοὺς Y, corr. *Di* 14 πρόσοδον Y, corr. *Ur* 17 διὰ add. *Hu* post εὔνοιαν lac. indicat *Ca* 933, ἐμφανίζοντες add. *Rei* 711 17 καὶ χαρίζοντες Y vulgo, καὶ ἀφανίζοντες *Sch*, κἀφανίζοντες *Hu*, v. *BW* Fleckeis. annal. 1889, 691 19 καῦνον ex κᾶννον U* al. manu 22 τοῦ Niebuhrius comment. acad. Berolin. 1820/21, 91 pro καὶ

τούτων τῶν πόλεων ἀμφοτέρων ἑκατὸν καὶ εἴκοσι
τάλαντα τῷ δήμῳ πρόσοδος ἔπιπτε καθ' ἕκαστον ἔτος.
τούτων ἁπασῶν ἐστερήμεθα τῶν προσόδων, θέ- [8 1071
λοντες πειθαρχεῖν τοῖς ὑμετέροις προστάγμασιν. ἐξ ὧν 9
5 μείζονα φόρον ἐπιτεθείκατε τοῖς Ῥοδίοις τῆς ἀγνοίας
ἢ Μακεδόσι τοῖς διὰ παντὸς πολεμίοις ὑμῖν ὑπάρξασι.
τὸ δὲ μέγιστον σύμπτωμα τῆς πόλεως· καταλέλυται 10
γὰρ ἡ τοῦ λιμένος πρόσοδος ὑμῶν, Δῆλον μὲν ἀτελῆ
πεποιηκότων, ἀφῃρημένων δὲ τὴν τοῦ δήμου παρρησίαν,
10 δι' ἧς καὶ (τὰ) κατὰ τὸν λιμένα καὶ τἄλλα πάντα τῆς
πόλεως ἐτύγχανε τῆς ἁρμοζούσης προστασίας. ὅτι δὲ 11
τοῦτ' ἔστιν ἀληθὲς οὐ δυσχερὲς καταμαθεῖν· τοῦ γὰρ 12
ἐλλιμενίου κατὰ τοὺς ἀνώτερον χρόνους εὑρίσκοντος
ἑκατὸν μυριάδας δραχμῶν, νῦν ἀφῃρήκατε πεντεκαί-
15 δεκα μυριάδας, ὥστε καὶ λίαν, ὦ ἄνδρες Ῥωμαῖοι, τὴν
1239] ὑμετέραν ὀργὴν ἧφθαι τῶν κυρίων πόρων τῆς πό-
λεως. εἰ μὲν (οὖν) συμβεβήκει πάνδημον γεγονέναι τὴν 13
ἁμαρτίαν καὶ τὴν ἀλλοτριότητα τοῦ δήμου, τάχ' ἴσως
ἐδοκεῖτε κἂν ὑμεῖς εὐλόγως ἐπίμονον καὶ δυσπαραίτη-
20 τον ἔχειν τὴν ὀργήν· εἰ δὲ σαφῶς ἴστε παντάπασιν 14
ὀλίγους γεγονότας αἰτίους τῆς τοιαύτης ἀλογίας, καὶ
τούτους ἅπαντας ἀπολωλότας ὑπ' αὐτοῦ τοῦ δήμου,

---

1 ρ̄ καὶ εἴκοσι Y 4 προστάγμασιν U*• Ur, προστάγμασι X, πράγμασι O 8 δῆμον et λον super μον X 10 τὰ add. Ur τἄλλα Y Sch, τἄλλον Ur, unde τἀλλαχοῦ Ca 933 vulgo 13 ἐλλιμενίου Y Ca 933, ἐλλυμενίου U*, ἐλλιμνίου Ur εὑρίσκοντο O 14 ρ̄ Y εὑρίκατε X, εὑρήκατε Y, εὑρήκατε* Ca l. c. vulgo, εὗροι κατὰ τὰς Sch auctore Rei 711, εὑρίσκει Be, corr. Hu, v. Gelderum l. c. 156 ann. 1 ιε̄ Y 16 ἧφθαι X• Ca 933, ἧφθαι OU* Ur πόρων pro τόπων Na 244 Hu 17 μὲν Ur pro μὴ οὖν add. Sch συνεβεβήκει Di, sed v. Eberhardum observ. Pol. 29 et Hu E.Z. XXXII 16 p. 93 18 τάχα Y, τάχ' ἂν Ben 230 Di Hu, τάχ' BW 19 κἂν BW pro καὶ, v. Fleckeis. annal. 1889, 682 et 689 ἐπὶ μόνον O 22 ὑπ'] ἐπ' O

15 τί πρὸς τοὺς μηδὲν αἰτίους ἀκαταλλάκτως ἔχετε, καὶ ταῦτα πρὸς τοὺς ἄλλους ἅπαντας εἶναι δοκοῦντες πρᾳότατοι
16 καὶ μεγαλοψυχότατοι; διόπερ, ὦ ἄνδρες, ἀπολωλεκὼς ὁ δῆμος τὰς προσόδους, τὴν παρρησίαν, τὴν ἰσολογίαν, ὑπὲρ ὧν τὸν πρὸ τοῦ χρόνον πᾶν ἀναδεχόμενος δια- 5
17 τετέλεκεν, ἀξιοῖ καὶ δεῖται πάντων ὑμῶν, ἱκανὰς ἔχων πληγάς, λήξαντας τῆς ὀργῆς διαλυθῆναι καὶ συνθέσθαι τὴν συμμαχίαν, ἵνα γένηται τοῦτο συμφανὲς ἅπασιν ὅτι τὴν μὲν ὀργὴν ἀποτέθεισθε τὴν πρὸς Ῥοδίους, ἀνακεχωρήκατε δ' ἐπὶ τὴν ἐξ ἀρχῆς αἵρεσιν καὶ φιλίαν. 10
18 τούτου γὰρ χρείαν ἔχει νῦν ὁ δῆμος, οὐ τῆς διὰ τῶν ὅπλων καὶ στρατιωτῶν συμμαχίας." ταῦτα μὲν οὖν καὶ τούτοις παραπλήσια διαλεχθεὶς Ἀστυμήδης ἐδόκει
19 πρεπόντως τοῖς καιροῖς πεποιῆσθαι τοὺς λόγους· πλεῖστά γε μὴν συνήργησαν τοῖς Ῥοδίοις πρὸς τὸ τυχεῖν 15 τῆς συμμαχίας οἱ περὶ τὸν Τεβέριον ἄρτι παραγεγο-
20 νότες. οὗτοι γὰρ ἀπομαρτυρήσαντες πρῶτον μὲν [1072 πᾶσιν τοῖς τῆς συγκλήτου δόγμασι πεπειθαρχηκέναι τοὺς Ῥοδίους, ἔπειτα πάντας τοὺς αἰτίους τῆς ἀλλοτριότητος κατακεκρίσθαι θανάτου παρ' αὐτοῖς, ἥττησαν 20 τοὺς ἀντιλέγοντας καὶ ἐποιήσαντο τὴν πρὸς Ῥωμαίους συμμαχίαν. —

32 (31,8)] Ὅτι μετά τινα χρόνον εἰσῆλθον οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις, ἔχοντες ἐντολὰς ἀκολούθως

---

1 τί] τὸ O 2 πρᾳότατοι Y[s] *Ca* 934, πραότατοι *Ur* 3 ἄνδρες Y *Sch*, ἄνδρες ῥωμαῖοι *Ur* vulgo 5 χρόνον cod. Scorial. R III 21 ante *Ca* 934, χρόνου Y *Ur* ἀναδεχόμενοι Y, corr. *Ur* 6 δῆται O 8 ἀμφανὲς X, ἀφανὲς Y, ἐμφανὲς X[m] (addito ἴσως) O[m] vulgo, corr. *BW* 9 ἀποτίθεσθαι O 14 πεποιεῖσθαι O πλείστας| O 16 τιβέριον Y, corr. *BW*, v. ad 22, 6, 6 18 πᾶσιν X *BW*, πᾶσι Y[s] vulgo 23—314, 16 X 195[r]—197[r], O 232[r]—233[u], U* 215—219, *Ur* CV: v. *Me* 11, 30

ταῖς ἀποκρίσεσιν, αἷς πρότερον ἔλαβον· αὗται δ' ἦσαν 2
1240] διότι θαυμάζουσιν πῶς, ὑπὲρ ὧν αὐτοὶ κεκρίκασι,
περὶ τούτων αὐτοὺς παρακαλοῦσιν κρίνειν. διὸ τότε 3
παρῆσαν οἱ περὶ τὸν Εὐρέαν, πάλιν ἐξ ἀρχῆς ἐμφανί-
5 ζοντες διότι τὸ μὲν ἔθνος οὔτε δικαιολογουμένων
ἀκήκοε τῶν κατῃτιαμένων οὔτε κρίσιν οὐδεμίαν πε-
ποίηται περὶ αὐτῶν, τὴν δὲ σύγκλητον ἀξιοῖ πρόνοιαν 4
ποιήσασθαι τῶν ἀνθρώπων, ἵνα κρίσεως τύχωσι καὶ
μὴ καταφθαρῶσιν ἄκριτοι, καὶ μάλιστα μὲν αὐτὴν 5
10 ἐξετάσασαν διασαφῆσαι τοὺς ἐνόχους ὄντας τοῖς ἐγκλή-
μασιν· εἰ δὲ διὰ τοὺς περισπασμοὺς αὐτὴ μὴ δύναται
τοῦτο ποιῆσαι, τοῖς Ἀχαιοῖς ἐπιτρέψαι περὶ τοῦ πρά-
γματος, οἳ πειράσονται μισοπονήρως χρήσασθαι τοῖς
αἰτίοις. ἡ δὲ σύγκλητος διακούσασα τῶν πρεσβευτῶν, 6
15 ἀκολούθως ταῖς ἐντολαῖς διαλεγομένων, καὶ δυσχρη-
στοῦσα διὰ τὸ πανταχόθεν ἐξελέγχεσθαι· τό τε γὰρ 7
κρίνειν οὐκ ἐνόμιζεν αὐτῇ καθήκειν, τό τε χωρὶς κρί-
σεως ἀπολύειν τοὺς ἄνδρας πρόδηλον ἔχειν ἐδόκει
τὸν ὄλεθρον τοῖς φίλοις αὐτῶν· διόπερ ἀναγκαζομένη 8
20 καὶ βουλομένη παρελέσθαι καθόλου τὴν ἐλπίδα τῶν
πολλῶν ὑπὲρ τῆς τῶν κατεχομένων σωτηρίας, ἵνα
συμμύσαντες πειθαρχῶσιν ἐν μὲν Ἀχαΐᾳ τοῖς περὶ
τὸν Καλλικράτην, ἐν δὲ τοῖς ἄλλοις πολιτεύμασι τοῖς

1 εἰς πρότερον ἔλαβον, αὐτὰ δ' O 2 θαυμάζουσιν X *BW*, θαυμάζουσι Y[s] vulgo 3 αὐτοὺς ex αὐτοῖς O παρα-καλοῦσιν X *BW*, παρακαλοῦσι Y[s] vulgo 4 εὐρέαν Y[s] Ernestus auctore *Ca* 934, εὐρέαν *Ur* vulgo ἀρχῆς *Ca* 934 pro αὐτῆς ἐμφανίζον O 5 δικαιολογούμενον Y, corr. *Ca* 935 6 ἀκήκοε O[s] ante *Ur*, ἀκήκουε Y κατῃτιωμένων Y, corr. *Be* 10 ἐγκλήμασι X 11 περισπασαμένους Y, corr. *Ur* αὐτῇ (Y), corr. *Ur* 17 αὐτῇ Y, corr. *Be* 19 διόπερ] Hoc loco aut orationem ab epitomatore esse decurtatam aut post αὐτῶν nonnulla intercidisse putat *Hu* 22 συμμίξαντες Y, corr. *Rei* 712 auctore *Ca* 935 *Sch* ἀχαίᾳ *Ur*, ἀυαΐα XU*, αἰκία O

δοκοῦσιν εἶναι Ῥωμαίων, ἔγραψαν ἀπόκρισιν τοιαύτην,
9 *ὅτι ἡμεῖς οὐχ ὑπολαμβάνομεν συμφέρειν (οὔτε τοῖς*
Ῥωμαίοις) οὔτε τοῖς ὑμετέροις δήμοις τούτους τοὺς
10 *ἄνδρας ἐπανελθεῖν εἰς οἶκον. ταύτης δὲ τῆς ἀπο-*
κρίσεως ἐκπεσούσης, οὐ μόνον περὶ τοὺς ἀνακεκλη- 5
μένους ἐγένετό τις δλοσχερὴς ἀθυμία καὶ παράλυσις
τῆς ψυχῆς, ἀλλὰ καὶ περὶ τοὺς Ἕλληνας ὡσανεὶ κοι-
νόν τι πένθος, ἅτε δοκούσης τῆς ἀποκρίσεως δλοσχερῶς
ἀφαιρεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τῶν ἀκλη- [1078
11 *ρούντων. κατὰ δὲ τὴν Ἑλλάδα διαγγελθείσης (τῆς)* 10
1241] *ἀποκρίσεως τῆς τοῖς Ἀχαιοῖς δεδομένης ὑπὲρ*
τῶν καταιτιαθέντων, τὰ μὲν πλήθη συνετρίβη ταῖς
διανοίαις, καί τις οἷον ἀπελπισμὸς ὑπέδραμεν τοὺς
12 *ἀνθρώπους, οἱ δὲ περὶ τὸν Χάροπα καὶ Καλλικράτην*
καὶ πάντες οἱ τῆς αὐτῆς ὑποθέσεως προεστῶτες 15
μετέωροι πάλιν ἐγενήθησαν.

---

1 post *Ῥωμαίων* lac. indicat *Ca* 935, *φίλοις* add. *Rei* 712 *Sch*, *οἰκείοις* addendum esse coni. *Hu*, sed v. 28, 5, 1 2 *ἡμεῖς* Y *Rei* 712 *Sch*, *ὑμῖν* *Ur* vulgo 2s. post *συμφ.* lac. indicat et add. *οὔτε* (*οὐθ'* *Hu*) *ἡμῖν* *Rei* 712 Didotiana, *οὔτε τοῖς Ῥωμαίοις* *Sch* 3 *ὑμετέροις* *Ur* not. 88 *Ca* 935, *ἡμετέροις* Y *Ur* *τούτους* Y *Sch*, om. *Ur* vulgo 5 *ἀνακεκλημένους* Y *Ca* 935, *ἀνακεκληρουμένους* *Ur* 6 *παραλύσης* O 9 *ἀφερεῖσθαι* et *αι* super *ε* prius X *ἀκληρούντων*] v. ad p. 309, 18 10 *τῆς* add. *Sch* 12 *καταιτιαθέντων* Y *Ca* 935, *καταιτισθέντων* *Ur* 13 *ὑπέδραμεν* X *BW*, *ὑπέδραμε* Y* vulgo 14 *χάροπον* Y, corr. *Sch* 16 *ἐγεννήθησαν* O

FRAGMENTA LIBRI XXXI.

A. OLYMP. 154, 1.

I. RES ITALIAE.

Ὅτι Τεβέριος τοὺς Καμμανοὺς τὰ μὲν βια- [1 (9)
σάμενος, τὰ δὲ παραλογισάμενος ὑπηκόους ἐποίησε
Ῥωμαίοις. —

5 Εἰς δὲ τὴν Ῥώμην καὶ πλειόνων παραγεγονότων 2
(πρεσβευτῶν) ἐχρημάτισεν ἡ σύγκλητος τοῖς περὶ Ἄτ-
ταλον καὶ τὸν Ἀθήναιον. συνέβαινε γὰρ τὸν Προυσίαν 3
οὐ μόνον αὐτὸν ἐνεργῶς κεχρῆσθαι ταῖς διαβολαῖς
ταῖς κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἀλλὰ καὶ
10 τοὺς Γαλάτας παρωξυκέναι καὶ τοὺς Σελγεῖς καὶ

2—4 X 197r, O 233u, U* 219, *Ur* CVI; v. Liv. epit. 46, *Me* 11, 30   2 *τιβέριος* Y, corr. *BW*, v. ad 22, 6, 6; est Ti. Sempronius Gracchus cos. a. 163   *Κομμονῶν* Ptolem. 2, 10, 8
5—316, 17 X 197r—198r, O 233u—234u, U* 219—221, *Ur* CVI; haec ecloga inde ab *Ur* usque ad *Sch* cum antecedenti invitis Y erat coniuncta. Cf. *Me* 11, 30   6 *πρεσβευτῶν* add. *BW* post *περὶ* add. *τὸν Di*   7 *ἀθηναῖον* Y, corr. *Be*   9 *τοῦ Εὐμένους καὶ τοῦ Ἀττάλου* (cum hiatibus) *Rei* 713, sed v. Krebsium *D. Präpos.* cet. 145   *Ἀντίοχον Gro*m pro *ἄτταλον*   10 *τὰς* (ante *Γαλ.*) X, *τοὺς* corr. Xm   *παρωξυκέναι* Y, *παρωξυγκέναι* vulgo post *Rei* 713 *Sch*, sed cf. *ἀπεκτακότες* 11, 18, 10, *ἐβεβραδύκει* Luc. symp. 20, *ἀποτετράχυκεν* Dion. Hal. de comp. verbb. p. 155, 11   *ἐλγεῖς* Y *Ur* (errat *Ur* not. 88), *ἐλεγεῖς* O, corr. *Ca* 936

πλείους ἑτέρους κατὰ τὴν Ἀσίαν πρὸς τὴν αὐτὴν ὑπό-
4 *θεσιν. ὧν χάριν ὁ βασιλεὺς Εὐμένης ἐξαπεστάλκει*
τοὺς ἀδελφούς, ἀπολογησομένους πρὸς τὰς ἐπιφερο-
5 *μένας διαβολάς. οἳ καὶ παρελθόντες εἰς τὴν σύγκλη-*
τον ἐνδεχομένως ἔδοξαν πρὸς ἅπαντας τοὺς κατηγο- 5
ροῦντας ποιήσασθαι τὴν ἀπολογίαν, καὶ τέλος οὐ
μόνον ἀποτριψάμενοι τὰς ἐπιφερομένας αἰτίας, ἀλλὰ
6 *καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν Ἀσίαν. οὐ μὴν τῆς*
γε κατὰ τὸν Εὐμένη καὶ κατὰ τὸν Ἀντίοχον ὑποψίας
ἔληγεν ἡ σύγκλητος, ἀλλὰ Γάιον Σολπίκιον καὶ Μάνιον 10
7 *Σέργιον καταστήσασα πρεσβευτὰς ἐξαπέστελλεν, ἅμα*
μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς Ἕλληνας, ἅμα δὲ τοῖς
Μεγαλοπολίταις καὶ τοῖς Λακεδαιμονίοις διευκρινήσον-
8 *τας περὶ τῆς ἀντιλεγομένης χώρας, μάλιστα δὲ πολυ-*
1242] *πραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὰ* 15
κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται
καὶ κοινοπραγία κατὰ Ῥωμαίων. —

1243 2 (12)] Ὅτι *Δημήτριος ὁ τοῦ Σελεύκου* [1074
πολὺν ἤδη χρόνον κατεχόμενος ἐν τῇ Ῥώμῃ κατὰ τὴν
ὁμηρείαν πάλαι μὲν ἐδόκει παρὰ τὸ δίκαιον κατέχε- 20
2 *σθαι· δοθῆναι γὰρ ὑπὸ Σελεύκου τοῦ πατρὸς τῆς*
ἐκείνου πίστεως ἕνεκεν, Ἀντιόχου δὲ μετειληφότος τὴν

---

1 post *τὴν* prius repetunt *ἀσίαν πρὸς τὴν* Y, del. *Ur* *αὐτὴν*] *ἀσίαν* O 3 *ἀπολογισαμένους* O *τοὺς ἐπιφερομένους* O 7 *ἀποτρεψάμενοι* Y, corr. *Rei* 713 *Sch* 9 *ὑποψίας* Y ante *Ur*, *ὑποψίαν* U* 10 *ἔληψεν* X, corr. X^m *σολπίκιον* Y *BW*, *σουλπίκιον* U*ˢ vulgo, v. Dittenbergerum *Hermes* 1872, 282 ss. 11 *καταστήσασθαι* et *σα* super *σθαι* X *ἐξαπέστειλεν* O *Hu*, v. *Hu E.Z.* XIV 3 14 *πολὺ πραγμονίσοντας* X O, *πολυπραγμονίσοντας* U*, corr. *Ur* 15 post *καὶ* add. *τὰ* X secundum de Boorium U* *Ur* vulgo ante *Sch*, om. O vulgo post *Sch* 16 *γένηται* *Sch* 18—319, 2 X 198^r—200^r, O 234^u—235^u, U* 221—225, *Ur* CVII; v. App. Syr. 46, *Me* 11, 30 18 X^m O^m: *δημήτριος* 20 *ὁμηρίαν* O

βασιλείαν οὐκ ὀφείλειν ὑπὲρ (τῶν) ἐκείνου τέκνων
ὁμηρεύειν. οὐ μὴν ἀλλὰ τὸν μὲν πρὸ τοῦ χρόνον ἦγε 3
τὴν ἡσυχίαν, καὶ μάλιστα διὰ τὴν ἀδυναμίαν· ἦν γὰρ
ἔτι παῖς· τότε δὲ τὴν ἀκμαιοτάτην ἔχων ἡλικίαν ἐποιή- 4
5 *σατο λόγους, εἰσελθὼν εἰς τὴν σύγκλητον, ἀξιῶν καὶ*
παρακαλῶν κατάγειν αὐτὸν ἐπὶ τὴν βασιλείαν· καθή-
κειν γὰρ αὐτῷ μᾶλλον ἢ τοῖς Ἀντιόχου τέκνοις τὴν
ἀρχήν. διαθεμένου δὲ καὶ πλείονας λόγους αὐτοῦ 5
πρὸς τὴν προειρημένην ὑπόθεσιν καὶ μάλιστα προσ-
10 *δραμόντος ἐν τῷ λέγειν, διότι συμβαίνει καὶ* [1075
πατρίδα καὶ τροφὸν τὴν Ῥώμην ὑπάρχειν αὐτῷ, καὶ
τοὺς μὲν υἱοὺς τῶν ἐκ τοῦ συνεδρίου σύμπαντας
ἀδελφῶν ἔχειν διάθεσιν, τοὺς δὲ βουλευτὰς πατέρων
διὰ τὸ παραγενέσθαι μὲν ἔτι νήπιος, τότε δὲ κατὰ τὴν
15 *ἡλικίαν ὑπάρχειν ἐτῶν εἴκοσι καὶ τριῶν, (ἐν)ετρέποντο* 6
μὲν ἅπαντες ἀκούοντες ἐν ἑαυτοῖς, κοινῇ γε μὴν ἔδοξε
τῇ συγκλήτῳ τὸν μὲν Δημήτριον κατασχεῖν, τῷ δὲ
καταλελειμμένῳ παιδὶ συγκατασκευάζειν τὴν ἀρχήν.
τοῦτο δ' ἐποίησεν, ὡς ἐμοὶ δοκεῖν, ὑπιδομένη τὴν 7
20 *ἀκμὴν τοῦ Δημητρίου, μᾶλλον δὲ κρίνασα συμφέρειν*
τοῖς σφετέροις πράγμασι τὴν νεότητα καὶ τὴν ἀδυνα-
μίαν τοῦ παιδὸς τοῦ διαδεδεγμένου τὴν βασιλείαν.
ἐγένετο δὲ τοῦτο δῆλον ἐκ τῶν μετὰ ταῦτα συμβάν- 8
των. εὐθέως γὰρ καταστήσαντες πρεσβευτὰς τοὺς περὶ 9

---

1 *τῶν* add. *Be* 2 *χρόνον* Y *Ca* 937, *χρόνου* *Ur*
3 *ἀδυναμίαν* *Ur* e § 7 pro *δύναμιν* 6 *αὐτὸν* Y, corr. *Be*
καθήγειν O 7 *αὐτῶ* Y, corr. *Be* 12 *τῶν* *Ca* 937 pro
τοὺς *σύμπαντας* *BW*, *ἅπαντας* Y vulgo, *πάντας* *Ben* 299
15 *εἴκοσι καὶ τριῶν* *Ca* 937, κ̄ *καὶ* γ̄ Y *Ur* *ἐτρέποντο* Y,
corr. *Ca* 937 19 *δοκεῖ* Y, corr. *Ben* 299 *BW* *ὑπειδομένη*
Y, corr. *Be* 20 *ἀρχὴν* U*, *ἀκμὴν* U*m addito *γρ'*
22 *παιδὸς τοῦ* om. *Di*

Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ Λεύκιον
1244] *Αὐρήλιον ἐξέπεμψαν, τοὺς διοικήσοντας τὰ κατὰ*
10 *τὴν βασιλείαν, ὡς αὐτὴ προῃρεῖτο διὰ τὸ μηδένα τὸν*
ἐμποδὼν στησόμενον εἶναι τοῖς ἐπιταττομένοις, τοῦ
μὲν βασιλέως παιδὸς ὄντος, τῶν δὲ προεστώτων ἀσμενι- 5
ζόντων ἐπὶ τῷ μὴ παραδεδόσθαι τὰ πράγματα τῷ Δη-
11 *μητρίῳ· μάλιστα γὰρ τοῦτο προσεδόκων. οἱ μὲν οὖν*
περὶ τὸν Γνάιον ἐξώρμησαν, ἔχοντες ἐντολὰς πρῶτον
μὲν τὰς ναῦς τὰς καταφράκτους διαπρῆσαι, μετὰ δὲ
ταῦτα τοὺς ἐλέφαντας νευροκοπῆσαι καὶ καθόλου λυ- 10
12 *μήνασθαι τὴν βασίλειον δύναμιν. προσενετείλαντο δὲ*
τούτοις καὶ τὰ κατὰ τὴν Μακεδονίαν ἐπισκέψασθαι·
συνέβαινε γὰρ τοὺς Μακεδόνας ἀήθεις ὄντας δημο-
κρατικῆς καὶ συνεδριακῆς πολιτείας στασιάζειν πρὸς
13 *αὐτούς. ἔδει δὲ τοὺς περὶ τὸν Γνάιον καὶ τὰ περὶ* 15
τοὺς Γαλάτας καὶ τὰ κατὰ τὴν Ἀριαράθου βασιλείαν
14 *ἐποπτεῦσαι. μετὰ δέ τινα χρόνον αὐτοῖς ἐπαπεστάλη*

---

1 *γνάιον Ur* e § 13 pro *τιβέριον* *λοκρίτιον* Y, *λουκρήτιον Ur*, corr. *Di*, v. Dittenbergerum l. c. 2 *αὐρήλιον* O* ante *Ur*, *αὐρήλλιον* Y 3 *αὐτῇ* (Y) *Hu*, *αὐτὴ Ur* vulgo ante *Sch*, *Di*, *αὐτοὶ Rei* 714 vulgo post *Sch* *προῃρεῖτο* (Y) vulgo ante *Sch*, *Di*, *προῃροῦντο Rei* 714 vulgo post *Sch*, *προῄρητο Hu* *μηδὲν αὐτῶν* Y, *μηδέν' αὐτῶν Ur*, corr. *Hu* auctore *Be* 4 *ἔμποδον* X, *ἐμποδῶν* Y, X^m addito *ἴσως*, corr. *Ur* *εἶναι* Y *Ca* 938, om. *Ur Di* 6 *παραδόσθῆσθαι* O, *παραδόσθαι* O^m addito *γρ'* 7 *προσεδόκων* ex *προσεδόκουν* U* 8 *γάιον* Y, corr. *Ur* *πρῶτας* Y, *πρώτας* U* *Ur*, corr. *Hu* 9 *ναύτας* O, corr. O^m *καταπρῆσαι* vel *διατρῆσαι Rei* 714, *διαπρῖσαι* Cobetus *Mnemos.* 1881, 209, v. ad 21, 44, 3 10 *λυμήνασθαι* Y* Didotiana, *λυμῄνασθαι* U* *Ur* vulgo 11 *βασίλειον* Y *Ca* 938, *βασιλεῖον Ur* 12 *τὰ* om. O 13 *ἀήθεις* O 15 *αὐτούς* Y, corr. *Be* ante *τοὺς* repetunt *πρὸς* Y, scripturam traditam tuetur *Sch* (sed *πρὸς* adverbii loco non adhibetur a Polybio, nisi sequente *δὲ*, v. 1, 52, 5; 57, 2. 3, 18, 8. 5, 99, 9. 12, 8, 4), del. *Ur* 16 *τοῖς γαλάταις* O 17 *τιναχρόν* (sic) O *ἐπεστάλη* O

γράμματα παρὰ τῆς συγκλήτου καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ βασιλεῖς διαλῦσαι κατὰ δύναμιν. —

1245] Ὅτι *παρεγένοντο κατὰ τὸν αὐτὸν* [3 (14) 1076 *καιρὸν παρ' Ἀριαράθου τοῦ νεωστὶ διαδεδεγμένου τὴν*
5 *Καππαδοκῶν βασιλείαν πρέσβεις, ἀνανεωσόμενοι τήν τε φιλίαν καὶ συμμαχίαν τὴν προϋπάρχουσαν, καὶ* 2 *καθόλου παρακαλέσοντες τὴν σύγκλητον ἀποδέξασθαι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν, ἣν ἔχει καὶ κοινῇ καὶ κατ' ἰδίαν πρὸς ἅπαντας Ῥωμαίους. ἡ δὲ* 3
1246] *σύγκλητος διακούσασα τῶν λόγων τήν τε φιλίαν ἀνενεώσατο καὶ τὴν συμμαχίαν καὶ καθόλου τὴν ὅλην αἵρεσιν ἀποδεξαμένη τοῦ βασιλέως φιλανθρώπως ἐγενήθη. τοῦτο δ' ἐγένετο μάλιστα διὰ τὸ τοὺς περὶ* [4 1077 *τὸν Τεβέριον, καθ' ὃν καιρὸν ἐξαπεστάλησαν ἐπισκε-*
15 *ψόμενοι τὰ κατὰ τοὺς βασιλεῖς, ἐπανελθόντας εὐφήμους λόγους ποιήσασθαι περί τε τοῦ πατρὸς καὶ καθόλου τῆς βασιλείας αὐτῶν. οἷς πιστεύσαντες οἱ τοῦ συν-* 5 *εδρίου τούς τε πρεσβευτὰς φιλανθρώπως ἀπεδέξαντο καὶ τὴν ὅλην αἵρεσιν τοῦ βασιλέως.*

20 ## II. RES GRAECIAE.

Ὅτι *Ῥόδιοι διαπεπνευκότες ἐκ τῆς περὶ αὐτοὺς* 4 (15) (16) *γενομένης δυσχερείας ἔπεμπον εἰς τὴν Ῥώμην*

---

2 *διαλῦσαι* Y° Didotiana, *διαλύσαι* *Ur* vulgo 3—19 X 200ᵘs., O 235ᵘs., U* 225—227, *Ur* CIX; v. Liv. epit. 46, *Me* 11, 30
4 *παρὰ* Y, corr. *Ben* 300 *Di* 12 *ἀποδεξάμενοι* O *φιλάνθρωπος* Y, corr. *BW* *φιλανθρώπως ἀπεκρίθη* *Rei* 714
14 *τὸν* om. O *τιβέριον* Y, corr. *BW*, v. ad 22, 6, 6 15 *τὰ*] *τὰς* O 16 *καὶ* super vers. O 18 *ἀπεδέξατο* Y, corr. *Ur*
21—320, 6 X 201ʳs., O 236ʳ, U* 227, *Ur* CX; v. *Me* 11, 30
21 Xᵐ: *ῥόδιοι*

2 *πρεσβευτὰς τοὺς περὶ Κλεαγόραν, Κάλυνδα μὲν* [1078
3 *ἀξιώσοντας σφίσι παραχωρηθῆναι, περὶ δὲ τῶν ἐχόντων
ἐν τῇ Λυκίᾳ καὶ Καρίᾳ κτήσεις αἰτησομένους τὴν
σύγκλητον, ἵν' αὐτοῖς ἔχειν ἐξῇ, καθὰ καὶ πρότερον.*
4 *ἐψηφίσαντο δὲ καὶ κολοσσὸν στῆσαι τοῦ δήμου τῶν* 5
Ῥωμαίων ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τριακοντάπηχυν. —

5 (16) (17) Ὅτι *τῶν Καλυνδέων ἀποστάντων Καυνίων,
καὶ μετὰ ταῦτα πολιορκεῖν ἐπιβαλομένων αὐτοὺς
τῶν Καυνίων, τὰς μὲν ἀρχὰς ἐπεκαλέσαντο Κνιδίους*
2 *οἱ Καλυνδεῖς· ὧν καὶ παραπεσόντων κατὰ βοήθειαν,* 10
3 *ἐπὶ ποσὸν ἀντεῖχον τοῖς ὑπεναντίοις, ἀγωνιῶντες δὲ
τὸ μέλλον πρεσβεύειν μὲν* * * *, *ἐγχειρίζοντες σφᾶς*
4 *αὐτοὺς καὶ τὴν πόλιν. οἱ δὲ Ῥόδιοι πέμψαντες βοήθειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τήν τε πολιορ-*
5 *κίαν ἔλυσαν καὶ παρέλαβον τὴν πόλιν. συνέβη δὲ* 15
καὶ τὴν σύγκλητον αὐτοῖς βεβαιῶσαι τὴν τῶν Καλυνδέων κτῆσιν.

III. RES ASIAE.

1242 6 (10)] Ὅτι *Γάιος ὁ Γάλλος, χωρὶς τῶν* [1078
ἄρτι ῥηθέντων ἀλογημάτων, παραγενόμενος εἰς τὴν 20

---

1 *Κάλυνδα μὲν* de Boorius, *καὶ λύνδαμιν* Y, *καὶ λάνδαμιν* O, *καὶ λύγδαμιν Ur* vulgo, *Κάλυνδαν πόλιν Sch*, *κάλυνδαν Di* 2 *ἀξιώσοντες* Y, *ἀξιώσαντες* U*, corr. *Ur* 4 *ἵνα* Y, corr. *Ben* 300 *BW* *ἐξ ῇ* X 5 *κολοσσὸν Ur*, *κολοὺς* Y, *πολλοὺς* O 6 *ἀθηνᾶς* Y° *Ur*, *ἀθήνας* U* *τριάκοντα πῆχυς* O 7—17 X 201ᵘ s., O 236ʳ s., U* 227 s., *Ur* CXI; v. *Me* 11, 30 7 *καυνίων* ex *καυνlων* U* 8 *πολυορκεῖν* O *ἐπιβαλλομένων* Y, corr. *Di*, v. *Hu E.Z.* XXII 8a 9 *ἀπεκαλέσαντο* Y, corr. *Rei* 714 *Sch* 10 *οἱ καλλοκυδεῖς* vel *οἱ καλλουνδεῖς* O 12 *πρεσβεύειν μὲν* Y, *πρέσβεις ἐξέπεμψαν πρὸς ῥοδίους Ur*, *ἐπρεσβεύοντο* (cum hiatu) *Be*, *πρεσβεύειν μὲν* (*πρὸς Ῥοδίους προῃροῦντο, τούτοις*) *BW* 14 *κατὰ γῆν* Oᵐ, *καταγαγεῖν* O *πολυορκίαν* O 16 *αὐτῆς* O *καλανδίων* Y, *κλανδίων* O, corr. *Ur* 19—321, 10 P 313ᵘ s., *Va* 145, Pᵐ: *λοΓ λᾶ*; v. *Me* 11, 30

Ἀσίαν ἐκθέματα κατὰ τὰς πόλεις ἐξέθηκε τὰς ἐπιφανεστάτας, κελεύων, εἴ τις βούλεται κατηγορεῖν 2 *Εὐμένους τοῦ βασιλέως, ἀπαντᾶν εἰς Σάρδεις ἐπί τινα χρόνον ὡρισμένον. μετὰ δὲ ταῦτα παραγενηθεὶς* 3
5 *αὐτὸς εἰς τὰς Σάρδεις, ἀποκαθίσας ἐν τῷ γυμνα-* [1074 *σίῳ περὶ δέχ' ἡμέρας διήκουε τῶν κατηγορούντων, πᾶσαν ἐπιδεχόμενος αἰσχρολογίαν καὶ λοιδορίαν κατὰ* 4 *τοῦ βασιλέως καὶ καθόλου πᾶν ἕλκων πρᾶγμα καὶ κατηγορίαν, ἅτε παρεστηκὼς ἄνθρωπος τῇ διανοίᾳ καὶ* 5
10 *φιλοδοξῶν ἐν τῇ πρὸς Εὐμένην διαφορᾷ.* —

Ὅτι *καθ' ὅσον ἐδόκουν οἱ Ῥωμαῖοι βαρύτερον τῷ* 6 Εὐμένει *προσφέρεσθαι, κατὰ τοσοῦτο συνέβαινε τοὺς Ἕλληνας προσοικειοῦσθαι, φύσει τῶν ἀνθρώπων ἀεὶ τῷ θλιβομένῳ τὴν εὔνοιαν προσνεμόντων.* —

1247] Ὁ δὲ Ἀριαράθης *ὁ βασιλεὺς Καπ-* [7 (17) (15) 1077 *παδοκίας προσδεδεγμένος τοὺς εἰς τὴν Ῥώμην ἀποσταλέντας πρεσβευτάς, νομίσας ἐκ τῶν ἀποκρίσεων ἐν ὀρθῷ κεῖσθαι τὴν βασιλείαν αὐτῷ (νῦν), ἐπειδὴ καθῖκται τῆς Ῥωμαίων εὐνοίας, ἔθυε τοῖς θεοῖς*
20 *χαριστήρια τῶν γεγονότων καὶ τοὺς ἡγεμόνας εἱστία. μετὰ δὲ ταῦτα πρεσβευτὰς ἀπέστειλε πρὸς τοὺς περὶ* 2 *τὸν Λυσίαν εἰς τὴν Ἀντιόχειαν, σπουδάζων ἀνακομίσασθαι τὰ τῆς ἀδελφῆς καὶ μητρὸς ὀστᾶ. τὸ μὲν οὖν* 3

---

6 *περὶ BW*, *ἐπι* (s. acc.) P, del. *Ben* 299 8 *ἐλέγχων Rei* 762 11—14 M 78, 20—22 *Hey*; v. *Me* 11, 30 11 *τῷ* del. *Ben* 301, v. 3, 3, 6. 18, 47, 10. 21, 17, 6; 22, 7 et 10; 24, 7 et 8; 46, 2. 24, 1, 2. 29, 6, 1 cet. 15—322, 8 X 202ʳs., O 236ᵘs., U* 228s., *Ur* CXII; v. *Me* 11, 30 15 *Ὁ δὲ* Xᵐ U* *Ur* vulgo, *Ὅτι δὲ* O *Hu* 18 *αὐτῷ* Y, corr. *Be* *νῦν* add. *BW* 19 *καθῖκται* Y* *Ur*, *κάθικται* U*, *καθίκετο* coni. *Hu*, sed v. 2, 2, 9. 3, 44, 11; 98, 6 *ἔθυε* Xᵐ, *ἔθ' οἷα* X 20 *εἱστία* Y *Ur* vulgo. *ἡστία* O, corr. Ernestus 23 Oᵐ: *πτολεμαῖος*

ἐγκαλεῖν ὑπὲρ τοῦ γεγονότος ἀσεβήματος ἀπεδοκίμαζεν,
οὐ βουλόμενος ἐρεθίζειν τοὺς περὶ τὸν Λυσίαν, ἵνα
μὴ διαψευσθῇ τῆς προθέσεως, καίπερ βαρέως φέρων
τὸ γεγονός· ἀξιωματικὰς δὲ δοὺς ἐντολὰς ἐξαπέστειλε
4 *τοὺς πρέσβεις. τῶν δὲ περὶ τὸν Λυσίαν συγχωρησάντων,* 5
καὶ τῶν ὀστῶν ἀνακομισθέντων ὡς αὐτόν, ἀποδεξάμενος
μεγαλομερῶς τὴν παρουσίαν αὐτῶν ἔθαψε παρὰ τὸν
τοῦ πατρὸς τάφον κηδεμονικῶς. —

1244 8 (13)] Ὅτι *κατὰ τοὺς καιροὺς τούτους* [**1075**
παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ 10
περὶ τὸν Μάρκον Ἰούνιον, διευκρινήσοντες τὰ πρὸς
2 *τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ. ἐπειδὴ γὰρ* [**1076**
οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι δι' αὐτῶν ἀποτεμέσθαι
*τῆς Καππαδοκίας οὐδέν, ἀλλ' ἐκ χειρὸς *ᾠκοδομήσαντο*
τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥω- 15
3 *μαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην. ὧν*
χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς οὓς
1245] *ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους*

---

1 *ἀπεδοκίμαζεν* Y ante *Ur*, *ἀπεδοκίμαζε* U* 9—323, 19 V 99r—100u, W 67r—68r, N 106u—107u, U 373—376, *Ur* CVIII; v. *Me* 11 s., 30 9 *τούτους τοὺς καιροὺς* N *Hu*, sed v. *BW Beitr.* 24 s. 11 *μάρκιον* Z, corr. *Ur* 13 *τρόημοι* Z *Ur*, *τρόκμοι* ex *τρόημοι* corr. *Ur* in U et manus recentissima in N *Ca* 938, *Τροκμοί Di* *αὑτῶν* Z, corr. *Be* *ἀποτεμέσθαι* Z *Ca* 938, *ἀποτελέσθαι* U *Ur* 14 s. *ἐκ χειρὸς ἐκολούσθησαν* (vel *ὑπεδάμησαν*) *τῷ Καππάδοκι ἐπιβαλόμενοι* (cum hiatu) *πολεμεῖν Rei* 714, *ἐκ χειρὸς ἀεὶ ἐδάμησαν* (cum hiatu) *τὸν Καππαδόκην ἐπιβαλόμενοι πολεμεῖν Sch*, *ἐκ χειρὸς ᾠκοδομήσαντο τὴν ὑποδοχὴν ἀποβαλόμενοι τόλμαν Ben* 299, *ἐκεχειρίαν ὡρκωμότησαν, τότε* (immo *τότ'*) *ἀδικωτάτην ἐπιβαλόμενοι τόλμαν* Madvigius advers. crit. I 484, *ἐκ χειρὸς ἀντῳκοδόμησεν αὐτοῖς ὁ βασιλεύς τιν' ἄδικον ἐπιβαλομένοις τόλμαν* coni. *Hu*, *ἐκ χειρὸς ἱκανὴν ἔδοσαν τὴν δίκην ἐπιβαλόμενοι τι τολμᾶν BW* 15 *δίκην* Z *Hu*, *δόκην* U *Ur* vulgo *ἐπιβαλλόμενοι* WN 18 *τοὺς ἁρμόζοντας λόγους ποιησάμενος* N *Hu*, sed v. *BW Beitr.* 25

καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλο-
γοῦντας ἀπέστειλε. μετὰ δὲ ταῦτα, παραγενομένων 4
πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον
Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν (*περὶ*)
5 *τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων, βραχέα* 5
περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος
εἶναι πρὸς τὸ κριθέν, λοιπὸν ἤδη τὸν πλείω λόγον
ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς
ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκτάουιον, ὑπο- 6
10 *δεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ*
τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσ-
επαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συν-
εφεδρεύειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ
τῆς Συρίας ἀσφαλῶς. οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν 7
15 *ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν*
κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παρα-
πομπῆς, εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, δια- 8
σαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν
Ῥωμαίοις φίλων. —

1242] Ὅτι *κατὰ τὴν Συρίαν Ἀντίοχος ὁ* [9 (11) **1074**
βασιλεὺς βουλόμενος εὐπορῆσαι χρημάτων προέθετο

---

2 *μετὰ ταῦτα δὲ* N *παργενομένων* N 3 *τῶν* om. V
4 *λοκρήτιον* N *Di*, *λοκρίτιον* Z, *λουκρήτιον* *Ur* vulgo, v. ad
31, 2, 9 *περὶ* add. *Ur* 6 *εὐεπαγωγὸς* Z, corr. Ernestus in
lex. 56 *Sch* 11 *εἰκεότητα* Z, *οἰκειότητα* *Ur*, corr. *Rei* 714 *Di*,
σκαιότητα coni. *Be* 12 *συνεφεδρεύειν* Z *BW*, *συνεφεδρεύσειν*
Ur vulgo 13 *ἐπανέλθωσι* Z *Hu*, *ἐπανέλθωσιν* U *Ur* vulgo
15 *ἀποδεχόμενοι* Z ante *Ur*, *ἀπεχόμενοι* U 20—324, 8 P 314r,
Va 145; v. *Me* 12, 30. Ioseph. archaeol. 12, 358 ss. Niese:
ὥστε θαυμάζειν (scil. *ἐμὲ*) *Πολύβιον τὸν Μεγαλοπολίτην, ὃς*
ἀγαθὸς ὢν ἀνὴρ ἀποθανεῖν λέγει τὸν Ἀντίοχον βουληθέντα τὸ
τῆς ἐν Πέρσαις Ἀρτέμιδος ἱερὸν συλῆσαι· τὸ γὰρ μηκέτι ποιῆσαι
τὸ ἔργον βουλευσάμενον οὐκ ἔστιν τιμωρίας ἄξιον. εἰ δὲ διὰ

στρατεύειν ἐπὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰς τὴν Ἐλυ-
2 μαΐδα. παραγενόμενος δ' ἐπὶ τοὺς τόπους καὶ δια-
ψευσθεὶς τῆς ἐλπίδος διὰ τὸ μὴ συγχωρεῖν τῇ παρα-
νομίᾳ τοὺς βαρβάρους (τοὺς) οἰκοῦντας περὶ τὸν τόπον,
1243 3] ἀναχωρῶν ἐν Τάβαις τῆς Περσίδος ἐξέλιπε 5
4 τὸν βίον, δαιμονήσας, ὥς ἔνιοί φασι, διὰ τὸ γενέσθαι
τινὰς ἐπισημασίας τοῦ δαιμονίου κατὰ τὴν περὶ τὸ
προειρημένον ἱερὸν παρανομίαν.

τοῦτο Πολυβίῳ δοκεῖ καταστρέψαι τὸν βίον Ἀντίοχον οὕτως, πολὺ πιθανώτερον διὰ τὴν ἱεροσυλίαν τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τελευτῆσαι τὸν βασιλέα. ἀλλὰ περὶ μὲν τοῦτο οὐ διαφέρομαι τὴν ὑπὸ τοῦ Μεγαλοπολίτου λεγομένην αἰτίαν ταύτην ὑφ' ἡμῶν ἀληθῆ νομιζόντων (v. Ioseph. contra Apionem II 80 ss.); Hieronym. comment. in Daniel. cap. XI p. 718: Polybius et Diodorus, qui bibliothecarum scribunt historias, narrant eum (scil. Antiochum Epiphanem) non solum contra deum fecisse Iudaeae, sed avaritiae facibus accensum, etiam templum Dianae in Elymaide, quod erat ditissimum, spoliare conatum; oppressumque a custodibus templi et vicinis circum gentibus et quibusdam phantasiis atque erroribus versum in amentiam, ac postremum morbo interiisse. Et hoc ei accidisse commemorant, quia templum Dianae violare conatus sit .... Ibid. p. 722: Volens templum Dianae spoliare, quod infinita donaria habebat, fugatus a barbaris est, qui mira veneratione fanum illud suspiciebant, et mortuus est maerore consumptus in Tabes ('apparet in cod. graeco, ex quo sumpsit Hieronymus, scriptum fuisse ἐν Τάβες' *Va* ann. 25), oppido Persidis (v. Scalam *Verh. d. 42. Vers. deutsch. Philol. in Wien* Lips. 1894, 357 s., quem fugit iam a Casaubono p. 1037 hunc Hieronymi locum ad fragmenta Polybii esse relatum).

1 ἐλυμάδα P, corr. *Va* 2 ἐπὶ τὸν τόπον Didotiana 4 τοὺς add. *Sch* 5—8 **Suid.** v. **δαιμονᾶν:** ὁ δὲ ἐξέλιπε τὸν βίον δαιμονήσας διὰ τὸ γενέσθαι τινὰς ἐπισημασίας τοῦ δαιμονίου διὰ τὴν περὶ τὸ ἱερὸν παρανομίαν 5 ἐξέλιπε Suid. *Va*, ἐξέλειπε (s. acc.) P 6 ὥς ἔνιοί φασι om. Suid. 7 κατὰ] διὰ Suid. 8 προειρημένον om. Suid.

B. OLYMP. 154, 2.

I. RES ITALIAE.

1247] Ὅτι μετὰ τὸ μερίσαι τοὺς Πτολε- [10 (18) 1078
μαίους τὴν βασιλείαν παρεγένετο Πτολεμαῖος ὁ νεώτερος
1248] εἰς τὴν Ῥώμην, ἀθετεῖν βουλόμενος τὸν γε- [1079
5 γονότα μερισμὸν αὐτῷ πρὸς τὸν ἀδελφόν, φάσκων οὐχ 2
ἑκών, ἀλλὰ κατ' ἀνάγκην τῷ καιρῷ περιληφθεὶς πεποιη-
κέναι τὸ προσταττόμενον. καὶ παρεκάλει τὴν σύγκλητον 3
μερίσαι τὴν Κύπρον αὐτῷ· καὶ γὰρ τούτου γενομένου
καταδεεστέραν ἕξειν μερίδα τἀδελφοῦ παρὰ πολύ. τῶν 4
10 δὲ περὶ τὸν Κανολήιον καὶ Κόιντον ἀπομαρτυρούντων
τοῖς περὶ τὸν Μένυλλον, τοῖς παρὰ τοῦ πρεσβυτέρου
παραγεγονόσι πρεσβευταῖς, διότι καὶ τὴν Κυρήνην ὁ
νεώτερος καὶ τὸ πνεῦμα δι' αὐτοὺς ἔχοι· τοιαύτην
γενέσθαι τὴν τῶν ὄχλων πρὸς αὐτὸν ἀλλοτριότητα καὶ
15 προσκοπήν· διὸ καὶ παρ' ἐλπίδα καὶ παραδόξως δεδο- 5
μένων αὐτῷ τῶν κατὰ Κυρήνην πραγμάτων ἀσμένως
δέξαιτο, καὶ σφαγίων τμηθέντων καὶ λάβοι τοὺς ὅρκους
παρὰ τἀδελφοῦ καὶ δοίη περὶ τούτου· τοῦ δὲ Πτολε- 6
μαίου πᾶσι τούτοις ἀντιλέγοντος, ἡ σύγκλητος, ἅμα

2—326, 17 X 202u—204r, O 237r—238r, U* 229—232, *Ur* CXIII; v. *Me* 12, 30   2 Xm U*m: πτολεμαῖος   5 αὐτῷ (Y) vulgo ante *Be*, αὐτῷ vulgo post *Be*   8 αὐτῷ Y, corr. *Be*   post γὰρ add. καὶ *Ca* 941, del. *Hu*   9 τοῦ ἀδελφοῦ Y, corr. *Ben* 300 *BW*   10 κανολήιον Y *Di*, κανουλήιον *Ur* vulgo, v. Dittenbergerum *Hermes* 1872, 282 ss.   11 μένυλλον Y *Sch*, μενέθυλλον *Ur* e 31, 12, 8 vulgo   12 παραγεγονότι et σι super τι X   καὶ τὴν *Sch*, κατὰ Y, καὶ *Rei* 715 auctore *Ca* 941   13 ἔχει et οι super ει O   14 ἀλλοτριότητα ex ἀλλοτρίωσιν X   15 προκοπήν O   16 κυρίνην X   ἀσμένως Y ante *Ur*, ἀσμένων U*   17 δέξαιτο *Rei* 715 *Sch*, δέξαι Y, δέξασθαι *Ca* 941 vulgo

μὲν δρῶσα τὸν μερισμὸν * * * γεγονότα τελέως, ἅμα δὲ βουλομένη διελεῖν τὴν βασιλείαν πραγματικῶς, αὐτῶν αἰτίων γενομένων τῆς διαιρέσεως, συγκατέθετο τοῖς ὑπὸ τοῦ νεωτέρου παρακαλουμένοις ἐπὶ τῷ σφετέρῳ
7 συμφέροντι. πολὺ γὰρ ἤδη τοῦτο τὸ γένος ἐστὶ τῶν 5
διαβουλίων παρὰ Ῥωμαίοις, ἐν οἷς διὰ τῆς τῶν πέλας ἀγνοίας αὔξουσι καὶ κατασκευάζονται τὴν ἰδίαν ἀρχὴν πραγματικῶς, ἅμα χαριζόμενοι καὶ δοκοῦντες εὐεργετεῖν
8 τοὺς ἁμαρτάνοντας. διὸ καὶ καθορῶντες τὸ μέγεθος τῆς ἐν Αἰγύπτῳ δυναστείας καὶ δεδιότες, ἄν ποτε 10
τύχῃ προστάτου, μὴ μεῖζον φρονήσῃ τοῦ καθήκοντος,
9 κατέστησαν πρεσβευτὰς Τίτον Τορκουᾶτον καὶ Γνάιον Μερόλαν τοὺς κατάξοντας ἐπὶ τὴν Κύπρον τὸν Πτολεμαῖον καὶ τελειώσοντας ἅμα τὴν ἐκείνων καὶ τὴν
10 αὐτῶν πρόθεσιν. καὶ παραχρῆμα τούτους ἐξαπέστειλαν, 15
1249] δόντες ἐντολὰς διαλῦσαι τοὺς ἀδελφοὺς καὶ κατασκευάσαι τῷ νεωτέρῳ τὴν Κύπρον χωρὶς πολέμου. —

11 (19)] Ὅτι κατὰ τὸν καιρὸν τοῦτον προσπεσούσης
2 τῆς περὶ τὸν Γνάιον περιπετείας, ὡς ἀνῃρέθη, καὶ τῶν παρὰ τοῦ βασιλέως Ἀντιόχου πρεσβευόντων, ὧν ὁ 20
Λυσίας ἔπεμψε, παραγεγονότων καὶ πολλοὺς δια- [1080
θεμένων λόγους ὑπὲρ τοῦ μὴ κεκοινωνηκέναι τῆς

---

1 * * *] lac. indicat et οὐ add. *Ur*, ἄτοπον vel ἄλογον vel ἄδικον *Rei* 715, ἄνισον *Sch* 4 παρακαλουμένοις Y* ante *Ur*, παρακαλουμένους U* 5 σῆ (= σημείωσαι) add. U*m 7 κατασκευάζονται X ante *Ca* 942, κατασκευάζοντας Y *Ur* 8 χειριζόμενοι Y, corr. *Sch* 11 φρονήσῃ (Y) *Hu*, φρονῇ *Ur* vulgo 12 τίτον Y* Didotiana, τῖτον *Ur* vulgo τορκουάτον Y, corr. *Be* 13 μερολὰν Y, μηρολᾶν O, μεροῦλαν *Ur* vulgo, corr. *Sch* 14 ἐκείνου coni. *Be* 15 αὐτῶν Y, corr. *Be* 16 διαλῦσαι Y ante *Ur*, διαλύσαι U* κατὰ σκευάσαι X 18—336,2 X 204u—213r, O 238r—244r, U* 232—249, *Ur* CXIV; v. *Me* 12 s., 31 18 Ym: περὶ δημητρίου κατὰ Y *Sch*, περὶ U* *Ur* vulgo 20 πρεσβευτῶν coni. *Be* 22 μὴ om. O

πράξεως τοὺς τοῦ βασιλέως φίλους, ἡ μὲν σύγκλητος 3
παρέπεμπε τοὺς πρεσβευτάς, οὐ βουλομένη διδόναι
περὶ τούτων ἀπόφασιν οὐδεμίαν οὐδ' ἐκτίθεσθαι καθό-
λου τὴν αὑτῆς γνώμην, ὁ δὲ Δημήτριος πτοηθεὶς ἐπὶ 4
5 τοῖς ἠγγελμένοις ἐξ αὐτῆς προσεκάλει τὸν Πολύβιον
καὶ προσανέφερεν διαπορῶν εἰ δεῖ πάλιν ἐντυχεῖν τῇ
συγκλήτῳ περὶ τῶν καθ' αὑτόν. ὁ δὲ παρεκάλει μὴ 5
δὶς πρὸς (τὸν) αὐτὸν λίθον πταίειν, ἀλλ' ἐν ἑαυτῷ τὰς
ἐλπίδας ἔχειν καὶ τολμᾶν τι βασιλείας ἄξιον· πολλὰς
10 γὰρ ὑποδεικνύειν ἀφορμὰς τοὺς ἐνεστῶτας καιρούς.
ὁ δὲ Δημήτριος συννοήσας τὸ λεγόμενον τότε μὲν 6
ἀπεσιώπησεν, μετ' ὀλίγον δέ τινι τῶν συνήθων Ἀπολ-
λωνίῳ μετέδωκε περὶ τῶν αὐτῶν. ὁ δὲ προειρημένος, 7
ἄκακος ὢν καὶ κομιδῇ νέος, συνεβούλευε πεῖραν ἔτι
15 λαβεῖν τῆς συγκλήτου· πεπεῖσθαι γάρ, ἐπεὶ τῆς βασι-
λείας ἀλόγως αὐτὸν ἐστέρησεν, τῆς γ' ὁμηρείας αὐτὸν
ἀπολύσειν· ἄτοπον γὰρ εἶναι τελέως, Ἀντιόχου τοῦ 8
παιδὸς διαδεδεγμένου τὴν ἐν Συρίᾳ βασιλείαν, Δημήτριον
ὁμηρεύειν ὑπὲρ αὐτοῦ. τούτοις μὲν οὖν τοῖς λόγοις 9
20 πεισθεὶς πάλιν εἰσῆλθεν εἰς τὴν σύγκλητον ὁ προ-
ειρημένος καὶ παρεκάλει τῆς γε κατὰ τὴν ὁμηρείαν
ἀνάγκης αὐτὸν ἀπολύειν, ἐπεὶ τὴν βασιλείαν ἔκριναν
Ἀντιόχῳ συγκατασκευάζειν. καὶ πλείω δὲ πρὸς ταύτην 10
τὴν ὑπόθεσιν αὐτοῦ διαλεχθέντος, ἔμεινεν ἡ σύγκλητος

---

4 αὐτῆς Y, corr. *Be* 5 προεκάλει Y, corr. *Ur* 6 προσ-ανέφερεν XU* *Ur* vulgo, προσανέφερε O* *Hu* δεῖ *Sch*, δ' εἰ Y, δέει *Ur* vulgo ἐντυχὼν O 7. 8 μὴ δὶς] μηδεὶς O 8 τὸν add. *Rei* 715 *Sch* 9 τολμᾶν Y ante *Ur*, τολμῶν U* 12 ἀπεσιώπησεν Y *Be*, ἀπεσιώπησε *Ur* vulgo 15 ἐπεὶ] ἐπὶ O 16 ἐστέρησεν X *BW*, ἐστέρησε U* *Ur* vulgo, ἐστέρηκε O vulgo post *Sch* γε Y, corr. *Ben* 300 *BW* 20 post πάλιν ponit comma *Ur*, del. Ernestus auctore *Ca* 943 εἰσῆλθον O 22 αὐτὸν Y, corr. *Be* ἐπεὶ] ἐπὶ O

1250 11] *ἐπὶ τῆς αὐτῆς αἱρέσεως ὅπερ εἰκὸς ἦν. καὶ γὰρ πρότερον οὐ διὰ τὸ μὴ λέγειν τὰ δίκαια τὸν Δημήτριον ἔκρινεν τὴν ἀρχὴν τῷ παιδὶ συνδιαφυλάττειν, ἀλλὰ*
12 *διὰ τὸ συμφέρειν τοῖς σφετέροις πράγμασιν, μενόντων δὲ τῶν ὅλων ἐπὶ τῆς αὐτῆς διαθέσεως μένειν εἰκὸς* 5
ἦν καὶ τὴν τῆς συγκλήτου διάληψιν ἐπὶ τῆς αὐτῆς προαιρέσεως.

12 (20)] *Πλὴν ὅ γε Δημήτριος μάτην ἐξᾴσας τὸ κύκνειον καὶ γνοὺς ὅτι καλῶς αὐτῷ συνεβούλευεν ὁ*
2 *Πολύβιος μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, μετα-* 10
μεληθεὶς ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ καὶ φύσει μεγαλόφρων ὑπάρχων καὶ τόλμαν ἱκανὴν ἔχων πρὸς τὸ [1081
κριθέν, εὐθέως ἐκάλει Διόδωρον προσφάτως ἐκ τῆς Συρίας παραγεγονότα καὶ μετεδίδου περὶ τῶν καθ'
3 *αὐτόν. ὁ δὲ Διόδωρος τροφεὺς μὲν ἐγεγόνει τοῦ* 15
Δημητρίου, πανοῦργος δ' ὢν καὶ κατωπτευκὼς ἐπι-
4 *μελῶς τὰ κατὰ τὴν Συρίαν ὑπεδείκνυεν αὐτῷ, διότι τῶν μὲν ἐκεῖ τεταραγμένων διὰ τὸν Γναΐου φόνον, καὶ διαπιστούντων τῶν μὲν πολλῶν τοῖς περὶ τὸν Λυσίαν, τῶν δὲ περὶ τὸν Λυσίαν τοῖς πολλοῖς, τῆς δὲ* 20
συγκλήτου πεπεισμένης ἐκ τῶν τοῦ βασιλέως φίλων γεγονέναι τὴν εἰς τοὺς σφετέρους πρεσβευτὰς παρα-

---

2 *τὸν δημητρίου* O 3 *ἔκρινεν* X *Ur* vulgo, *ἔκρινε* Y[s] *Hu* *συνδιαφυλάσσειν* Y, corr. *Di* 4 *συμφέρειν* Y *Sch*, *συμφέρον* *Ur* vulgo 6 *τῆς* Y *Sch*, om. U* *Ur* vulgo *συγκλήτου* Y ante *Ur*, *σύγκλητον* U* 8 *ἐξανίσας* Y, '*ἐξάσας* vel ut supra *ἐξηχήσας*': *Ur* in U*[m], *ἐξηχήσας* *Ur*, corr. *Sch* 9 *κύκνειον* Y *Ca* 943, *κύκνιον* *Ur* 10 *μὴ—πταίειν* del. *Na* 123, sed v. Krebsium *D. Präpos.* cet. 118 ann. 2 11 *γεγονόσιν* O[s] *Be*, *γεγονόσι* XU* *Ur* vulgo 14 *τῶν* *Ur* pro *τὸν* 16 *πανούργως* et ος super ως O 18 *γνάιον* X, corr. X[m] *φόνον* *Gro* not. 450 auctore *Ca* 943 *Sch*, *φόβον* Y *Ur* vulgo 19 *διαπιστευόντων* Y, corr. *Gro*[m] *Sch*

νομίαν, κάλλιστον εἶναι καιρὸν ἐπιφανῆναι τοῖς πρά-
γμασιν· ταχέως γὰρ τοὺς μὲν ἐκεῖ μεταρρίψειν τὴν 5
βασιλείαν εἰς αὐτόν, κἂν ὅλως μετὰ παιδὸς ἑνὸς ποιή-
σηται τὴν παρουσίαν, τὴν δὲ σύγκλητον οὐ τολμήσειν
5 ἔτι βοηθεῖν οὐδὲ συνεπισχύειν τοῖς περὶ τὸν Λυσίαν
τοιαῦτα διεργασαμένοις. λοιπὸν εἶναι τὸ λαθεῖν ἐκ 6
τῆς Ῥώμης ἀπελθόντας, καὶ μηδένα λαβεῖν ἔννοιαν τῆς
ἐπιβολῆς αὐτοῦ. δοξάντων δὲ τούτων μετεπέμπετο 7
τὸν Πολύβιον καὶ δηλώσας τὰ δεδογμένα παρεκάλει
10 συνεπιλαβέσθαι τῆς ἐπιβολῆς καὶ συνδιανοηθῆναι πῶς
ἂν χειρισθείη τὰ κατὰ τὸν δρασμόν. συνέβαινε δὲ 8
1251] κατὰ τὸν καιρὸν τοῦτον | Μένυλλον μὲν τὸν Ἀλα-
βανδέα παρεῖναι πρεσβεύοντα παρὰ τοῦ πρεσβυτέρου
βασιλέως Πτολεμαίου χάριν τοῦ συγκαταστῆναι καὶ δι-
15 καιολογηθῆναι πρὸς τὸν νεώτερον Πτολεμαῖον· ἐτύγχανε
δὲ προϋπάρχουσα τῷ Πολυβίῳ πρὸς τὸν Μένυλλον
ἰσχυρὰ συνήθεια καὶ πίστις. | διὸ καὶ νομίσας αὐτὸν 9
ἐπιτήδειον εἶναι πρὸς τὴν ἐνεστῶσαν χρείαν συνέστησε
τῷ Δημητρίῳ μετὰ μεγάλης σπουδῆς καὶ φιλοτιμίας.
20 ὁ δὲ κοινωνήσας τῆς ἐπιβολῆς ἀνεδέξατο τήν τε ναῦν 10
ἑτοιμάσαι καὶ τἄλλα πρὸς τὸν πλοῦν ἀπαρτιεῖν. οὗτος 11
μὲν οὖν εὑρὼν ἐν τῷ στόματι τοῦ Τιβέριος ὁρμοῦσαν
Καρχηδονίαν ναῦν ἱεραγωγόν, ταύτην ἐναυλώσατο·

---

1 πράγμασιν Y *Be*, πράγμασι U* *Ur* vulgo 2 μεταρίψιν O 3 ποιήσεται Y, corr. *Ur* 4 τῆς δὲ συγκλήτου O 5 βοηθήσειν Y, corr. *Di* συνεπισχύειν Y *Ca* 944, συνεπισχύσειν *Ur* 6 διεργασαμένοις Y *Ca* 944, διεργαζαμένοις *Ur* τὸ λαληθὲν U*, τὸ λαθεῖν corr. U*m 7 ἔνοιαν O 8 ἐπιβουλῆς O 11 ante χειρισθείη delet ἐ X 12 μενίθυλλος Y, μενίθυλλον *Ur*, corr. *Sch* 13 πρεσβύτου Y, corr. *Ur* 16 μενίθυλλον Y, corr. *Sch* 17 ἰσχυρὰ ex ἰσχυρὰν U* 19 σπουδῆς U*m, τιμῆς U* 20 ναῦ O 21 ἑτοιμάσας Y, corr. *Sch*, ἑτοιμάσειν *Di* 23 ἐναλώσατο Y, corr. *Ur*

12 *συμβαίνει δὲ τὰ πλοῖα ταῦτα λαμβάνεσθαι κατ' ἐκλογὴν ἐκ τῆς Καρχηδόνος, ἐφ' οἷς εἰς τὴν Τύρον ἐκπέμπουσιν οἱ Καρχηδόνιοι τὰς πατρίους ἀπαρχὰς τοῖς θεοῖς· ἐναυλοῦτο δὲ φανερῶς εἰς τὴν ἰδίαν ἀνακομιδήν.* [1082

13 *διὸ καὶ τήν τε τῶν ἐπιμηνίων παρασκευὴν ἀνυπόπτως* 5 *ἐποιεῖτο καὶ φανερῶς ἐλάλει καὶ συνέταττε τοῖς ναυτικοῖς.*

13 (21)] *Ἐπειδὴ δὲ πάντ' ἦν ἕτοιμα τῷ ναυκλήρῳ λοιπόν (τ') ἔδει τὸν Δημήτριον ἀπαρτίζειν τὰ καθ' αὑτόν, (τὸν) τροφέα προαπέστειλεν εἰς τὴν Συρίαν* 10 *ὠτακουστήσοντα καὶ κατοπτεύσοντα τἀκεῖ συμβαίνοντα*

2 *περὶ τοὺς ὄχλους. ὁ δὲ σύντροφος Ἀπολλώνιος ἐξ ἀρχῆς αὐτῷ μετεῖχε τῆς ἐπιβολῆς· δυεῖν δ' ὑπαρχόντων ἀδελφῶν, Μελεάγρου καὶ Μενεσθέως, τούτοις ἐκοινώσατο τὴν πρᾶξιν, ἄλλῳ δ' οὐδενὶ τῶν μετ' αὐτοῦ,* 15

3 *καίτοι πλειόνων ὄντων. οὗτοι δ' ἦσαν Ἀπολλωνίου κατὰ φύσιν υἱοί, τοῦ μεγάλην μὲν εὐκαιρίαν ἔχοντος παρὰ Σελεύκῳ, μεταστάντος δὲ κατὰ τὴν Ἀντιόχου*

4 *μετάληψιν τῆς ἀρχῆς εἰς Μίλητον. τῆς δὲ συνταχθείσης ἡμέρας πρὸς τοὺς ναυτικοὺς συνεγγιζούσης, ἔδει γενέ-* 20

1252] *σθαι παρά τινι τῶν φίλων ὑποδοχὴν πρὸς τὴν*

---

1 *κατ' ἐκλογὴν λαμβάνεσθαι* U* *Ur* vulgo, *λαμβάνεσθαι κατ' ἐκλογὴν* Y *Ben* 300 *Di* 2 *καρχηδόνων* O 4 *ἐναλοῦτο* Y, corr. *Ur* 8 *ἐπειδὴ δὲ πάντ' ἦν* Y *Sch*, *ἐπείδ' ἦν δὲ πάντα* U*, *ἐπεὶ δ' ἦν πάντα* *Ur* vulgo 9 *λοιπὸν* Y, (*καὶ*) *λοιπὸν* *Ca* 944 vulgo, *λοιπόν* (*τ'*) *Hu* Fleckeis. annal. 1867, 676 10 *τὸν* add. *Ca* 944 11 *ὠτακουστήσοντα* Y* ante *Ur*, *ὦτ' ἀκουστήσοντα* U* *τὰ ἐκεῖ* Y, corr. *Ben* 300 *BW* *συμβάντα* O 13 *δυεῖν* X *BW*, *δυοῖν* Y* *Ur* vulgo 14 *ἀδελφῶν* Y *Di*, *ἀδελφοῖν* *Ur* vulgo, v. E. Hassium Fleckeis. annal. 1893, 162 ss. *μενεσθέος* Y *Ur*, *μενέσθεος* O, corr. *Ca* 945 *ἐκοινωνήσατο* Y, *ἐκοινωνήσαντο* U* *Ur*, corr. *Be* 15 *οὐδὲν*, vel *οὐδενὶ* O 17 *σχόντος* *Rei* 716 19 *μήλητον* Y, *μήλητον* vel *μέλητον* X, corr. *Ur* *συνταχθείσης* Y ante *Ur*, *συναχθείσης* U*

ἔξοδον. παρὰ γὰρ αὐτῷ ποιεῖν τὸ δεῖπνον οὐχ οἷόν 5
τ' ἦν· εἴθιστο γὰρ ἐπιμελῶς καλεῖν ἅπαντας τοὺς περὶ
αὐτὸν ὄντας. οἱ δὲ συνειδότες τὴν πρᾶξιν ἔμελλον ἐξ 6
οἴκου δειπνήσαντες ἐπὶ τὸ πλοῖον ἥξειν, ἔχοντες
5 ἕνα παῖδα μεθ' ἑαυτῶν ἕκαστος· τοὺς γὰρ λοιποὺς
ἀπεστάλκεισαν εἰς Ἀναγνείας, κατὰ τὴν ἐπιοῦσαν
αὐτοὶ παρεψόμενοι. τὸν δὲ Πολύβιον συνέβαινεν 7
κατὰ τὸν καιρὸν τοῦτον ἠσθενηκότα μένειν κατὰ
κλίνην, εἰδέναι δὲ πάντα τὰ πραττόμενα, τοῦ Μενύλ-
10 λου συνεχῶς αὐτῷ μεταδιδόντος αἰεὶ περὶ τῶν ὑπο-
πιπτόντων. διόπερ ἀγωνιάσας ὁ προειρημένος μὴ τῆς 8
συνηθείας ἑλκυσθείσης, ἅτε τοῦ Δημητρίου συμποτικοῦ
φυσικῶς καὶ νεωτέρου τελέως ὑπάρχοντος, ἀπόρρημά τι
γένηται περὶ τὴν ἔξοδον διὰ τὴν μέθην, γράψας βραχὺ 9
15 πιττάκιον καὶ σφραγισάμενος πέμπει παρ' αὐτοῦ παῖδα
συσκοτάζοντος ἄρτι τοῦ θεοῦ, συντάξας ἐκκαλεσάμενον
τὸν οἰνοχόον τοῦ Δημητρίου δοῦναι τὸ πιττάκιον,
μηδὲν εἰπόντα τίς ἢ παρὰ τίνος, καὶ κελεύειν ἀπο-
διδόναι τῷ Δημητρίῳ παραχρῆμα διαναγνῶναι. γενο- 10
20 μένων δὲ πάντων κατὰ τὸ συνταχθέν, λαβὼν ὁ [1088
Δημήτριος ἐπανέγνω. τὸ δὲ πιττάκιον περιεῖχε τὰς 11
γνώμας ταύτας.

---

1 s. *αὐτῷ ποιεῖσθαι — οὐχ οἷός τ' ἦν* coni. *Hu* 1 *πιεῖν* Y, corr. *Ur* 3 *αὐτὸν Hu* 4 *πλεῖον* O 6 *ἀπεστάλκεσαν Di*, v. Eberhardum l. c. 28, *Hu E.Z.* XXXII 16 ann. 1 *ἁγνείας* O, *Ἀναγνίας Di* 7 *παρεπόμενοι* Y, *παρεσόμενοι* coni. *Be*, corr. *Na* 352 *Di* *συνέβαινεν* X *BW*, *συνέβαινε* Y[s] vulgo 8. 9 *κατακλινῆ* Y, corr. *Hu* 10 *ἀεὶ* X, unde *αἰεὶ BW*, *ἀεὶ* Y[s] vulgo 12 *συνουσίας* coni. *Sch* qui tamen suam coniecturam in lex. 596 reicit et vulgatam tuetur, *εὐωχίας Hu* *συμποσικοῦ* Y, corr. *Ur* 13 *νεωτερικοῦ Hu* 14 *μένηται* Y, *μένη τὲ* O, corr. *Ur* 15. 17. 21 *πιττάκιον* Y *Ca* 945, *πινάκιον Ur* 15 *αὐτοῦ* Y, corr. *Be* 18 *μηδενὶ* O *κελεύει* Y, corr. *Ca* 945 21 *περιέχει* Y, corr. *Ca* 945

12 ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.
ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
13 τόλμα τι, κινδύνευε, πρᾶττ', ἀποτύγχανε,
ἐπίτυχε, πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.
14 νᾶφε καὶ μέμνασ' ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν. 5

14 (22)] Ταῦτα διαναγνοὺς ὁ Δημήτριος καὶ συννοήσας τὰς ὑποθέσεις, καὶ τίνες καὶ παρὰ τίνος εἰσίν, 1258] παραυτίκα προσποιηθεὶς ὡς ἐπιναύσιος γεγονὼς ἀπηλλάττετο, συμπροπεμπόντων αὐτὸν καὶ τῶν φίλων. 2 παραγενόμενος δ' ἐπὶ σκηνὴν τοὺς μὲν ἀνεπιτηδείους 10 τῶν οἰκετῶν ἐξέπεμψεν εἰς τὰς Ἀναγνείας, συντάξας λαβόντας τὰ λίνα καὶ τοὺς κύνας ἀπαντᾶν ἐπὶ τὸ 3 Κίρκαιον· ἐκεῖ γὰρ ἐπιμελῶς εἰώθει κυνηγετεῖν τὸν ὗν· ἐξ οὗ καὶ τῆς πρὸς τὸν Πολύβιον αὐτῷ συνηθείας 4 τὴν καταρχὴν γενέσθαι συνέπεσεν. μετὰ δὲ ταῦτα τοῖς 15 περὶ τὸν Νικάνορα διεσάφει τὴν ἐπιβολὴν καὶ κοι-

---

1 Y^m: *ἐπιστολή* 1—5] acrostichon ἸΤΕΟΝ esse effectum caute absconditum, quod versus primus non post quartum sit positus, putat Elter progr. univ. Bonn. ad natalic. regis celebr. 1897, 8 2 *ἴσον Rei* 716 *Sch* pro *εἰς ὃ* coll. Eurip. Phoen. 726 (733), unde hunc versum esse petitum perspexit Valckenaer *φέρειν ἐξ* O *τολμῶσιν Di*, *τολμῶσι Rei* 716 *Sch*, *τολμῶσι τι* Y 3 *πρᾶττ' Be*, *πρᾶττε* X, *πράττε* Y *Ur*, *πράττ' Ca* 945 vulgo 4 *Ἐπίτυχε* (nomen proprium) vulgo post Meinekium *Philol.* 1859, 5, sed v. C. Wundererum *Philol.* 1895, 432 5 *νῆφε—μέμνησο* (*μέμνησ' Sch*)—*τῶν* Y, corr. *Na* 362 *BW*, v. 18, 40, 4, ubi *μέμνασο* codices praebent 6 *συνστήσας* O 7 *καὶ τίνες* Y *Ca* 946, *καί τινες Ur* *εἰσίν* Y^s *Hu*, *εἰσί* U* *Ur* vulgo 9 *συμπροπεμπόντων* Y *Hu*, *συμπροπεσόντων* U* *Ur* vulgo *αὐτὸν Hu* pro *αὐτῷ* 10 *δὲ* XO *Hu* ante *σκηνὴν* del. *τὴν* X 11 *ἐξέπεμψεν* Y^s *Sch*, *ἐξέπεμψε* U* *Ur* vulgo *Ἀναγνίας Di* 12 *λαβόντες* Y *Ca* 946, *λαβόντα* U* *Ur* *λίνα* Y *Be*, *λῖνα* U* *Ur* vulgo *ἀπαντᾶν Ur* pro *ἀπάντων* *τὸ Ur* pro *τὸν* 13 s. *τὸν υἱὸν* Y, *τὸ πρὶν Ur*, corr. *Sch* 14 *πρὸς τὸν*] *πρῶτον* O 15 *συνέπεσεν* Y^s *Be*, *συνέπεσε* U* *Ur* vulgo 16 *νικάνορα* X ante *Ur*, *νικάνοραν* Y

νωνεῖν παρεκάλει τῶν αὐτῶν ἐλπίδων. πάντων δὲ 5
προθύμως δεξαμένων τὸν λόγον, παρήγγειλε κατὰ
σπουδὴν ἐπανελθόντας ἐπὶ τὰς ἰδίας καταλύσεις· τοῖς
μὲν παισὶν συντάξαι προάγειν ὑπὸ τὴν ἑωθινὴν εἰς
5 *τὰς Ἀναγνείας καὶ μετὰ τῶν κυνηγῶν ἀπαντᾶν εἰς τὸ*
Κίρκαιον, αὐτοὺς δὲ λαβόντας ἐσθῆτας τὰς ὁδοιπορικὰς 6
ἀνακάμπτειν ὡς αὐτόν, εἰπόντας τοῖς οἰκέταις ὅτι μετὰ
Δημητρίου συμμίξουσιν αὐτοῖς κατὰ τὴν ἐπιοῦσαν ἐπὶ
τὸν προειρημένον τόπον. γενομένων δὲ πάντων καθὼς 7
10 *προείρηται, προῆγον εἰς τὴν Ὠστίαν νυκτὸς ἐπὶ τὸ*
στόμα τοῦ Τιβέριος. ὁ δὲ Μένυλλος προπορευόμενος 8
ἐκοινολογεῖτο τοῖς ναυτικοῖς, φάσκων αὐτῷ προσπεπτω-
κέναι παρὰ τοῦ βασιλέως δι' ὃ δέον ἐστὶν αὐτὸν μὲν
μένειν κατὰ τὸ παρὸν ἐν τῇ Ῥώμῃ, τῶν δὲ νεανίσκων
15 *τοὺς πιστοτάτους ἐκπέμψαι πρὸς αὐτόν, παρ' ὧν ἐπι-*
γνώσεται πάντα τὰ κατὰ τὸν ἀδελφόν. διόπερ αὐτὸς 9
μὲν οὐκ ἔφησεν ἐμβαίνειν, τοὺς δὲ νεανίσκους ἥξειν
περὶ μέσας νύκτας τοὺς μέλλοντας πλεῖν. τῶν δὲ 10
ναυκλήρων ἀδιαφορούντων διὰ τὸ μένειν αὐτοῖς [1084
20 *τὸ ταχθὲν ναῦλον ἐξ ἀρχῆς καὶ πάντα κατηρτικότων*
1254] *ἐκ πολλοῦ τὰ πρὸς τὸν πλοῦν, παρῆσαν οἱ περὶ* 11

---

3 *ἐλθόντας* O 4 *παισὶν* X *BW*, *παισὶ* Y[s] vulgo *συνετάξαι* X *συντάξαι* *Be*, *συνέταξε* Y, *συντάττειν* *Ur* vulgo *προσάγειν* O 5 *Ἀναγνίας* *Di* 6 *κιρκαῖον* XO, *κίρκαιον* U*[s] *Ur* *αὐτὸς δὲ λαβὼν τὰς* Y, corr. *Ur* *τὰς* del. *Sch* 7 *ἀνακάμπειν* O *εἰπόντα* Y, *εἰκότα* U*, corr. *Ur* *μετὰ* Y *BW*, *μετὰ τοῦ* *Ur* vulgo 9 *τὴν προειρημένην τόπων* O post *δὲ* add. *ἢ* O (v. de Boorium *Sitz.-Ber. d. preuß. Akad. d. Wiss. zu Berlin* IX [1902], 156) 10 *ὠστίαν* U*[s] *Ur*, *ὀστίαν* Y 11 *δὲ* om. O *μένυλλος* Y *Sch*, *μέννυλλος* O, *μενίθυλλος* *Ur* vulgo 12 *ἐκοινολόγει* O *αὐτῷ* Y, corr. *Be* 14 *μένειν*] *μόνον* O 15 *τοὺς πιστοτάτους* *Rei* 717 *Sch*, *τοὺς δυσπιστοτάτους* Y, *τοὺς εὐπιστοτάτους* *Ur* vulgo, *δύο τοὺς πιστοτάτους* coni. *Sch* 18 *μέσης νυκτὸς* O 20 *κατηρτηκότων* Y, corr. *Ur*

τὸν Δημήτριον κατὰ τρίτην φυλακὴν λήγουσαν, ὄντες
12 *ὀκτὼ καὶ παῖδες πέντε καὶ παιδάρια τρία. τοῦ δὲ*
Μενύλλου κοινολογηθέντος αὐτοῖς καὶ παραδείξαντος
τὴν τῶν ἐπιμηνίων παρασκευήν, ἔτι δὲ συστήσαντος
τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις ἐκτενῶς, οὗτοι μὲν 5
13 *ἐπέβησαν, ὁ δὲ κυβερνήτης ἄρτι διαφαύσκοντος ὥρας*
τὰς ἀγκύρας ἐτέλει τὸν πλοῦν, ἁπλῶς οὐδεμίαν ἔννοιαν
ἔχων τοῦ πράγματος, ἀλλ' ὡς στρατιώτας τινὰς ἄγων
παρὰ τοῦ Μενύλλου πρὸς τὸν Πτολεμαῖον.

15 (23)] *Ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐπιοῦσαν οὐδεὶς* 10
ἐπιζητήσειν ἔμελλε τὸν Δημήτριον οὐδὲ τοὺς μετ'
2 *ἐκείνου προάγοντας· οἱ μὲν γὰρ αὐτοῦ μένοντες ὡς*
ἐπὶ τὸ Κίρκαιον ὡρμηκότα διελάμβανον, οἱ δ' ἐν ταῖς
Ἀναγνείαις ἀπήντων ἐπὶ τὸν αὐτὸν τόπον, ὡς ἐκεῖ
3 *παρεσόμενον. διὸ συνέβαινε τελέως ἄσημον εἶναι τὸν* 15
δρασμόν, ἕως οὗ τῶν παίδων τις μεμαστιγωμένος ἐν
ταῖς Ἀναγνείαις ἔδραμεν ἐπὶ τὸ Κίρκαιον, ὡς ἐκεῖ τῷ
4 *Δημητρίῳ συμμίξων· οὐχ εὑρὼν δὲ πάλιν εἰς τὴν*
5 *Ῥώμην ἔτρεχεν, ὡς κατὰ πορείαν ἀπαντήσων. οὐδαμῇ*

---

2 $\bar{\eta}$—$\bar{\varepsilon}$—$\bar{\gamma}$ Y 3. 9 *μενύλλου* Y *Sch*, *μενιθύλλου* *Ur* vulgo 6 *ἀπέβησαν* X (sed secundum de Boorium *ε* superscribitur super prius *α* in X) O *διαφάσκοντος* Y, *διαφώσκοντος* *Ur* vulgo, corr. *Rei* 717 *Be*; v. M. A. Krelingium de usu poetic. et dialectic. vocab. apud script. graec. seriores I Diss. inaug. Trai. ad Rhen. 1886, 17 7 *ἀγγύρας* O *πλοῦν ἁπλῶς, οὐδεμίαν* *Ur* vulgo, *πλοῦν, ἁπλῶς οὐδεμίαν* *Di* *οὐκευδοκίσας δὲ μίαν* deleto *κευδοκίσας* O 12 *μένοντες* U*m addito *γρ'*, *προάγοντες* U* 13 *ὡρμηκότα* Y ante *Ur*, *ὡς μηκότα* U* *δὲ* Y, corr. *Ben* 300 *BW* 14. 17 *Ἀναγνίαις* *Di* 14 *ἀπεώτων* vel *ἀπούντων* X, *ἀπεώτων* O *τόπον* Om, *τρόπον* O 15 *παρεσόμενον* Y *Ur* *Hu*, *παρεσομένου* *Ca* 947 vulgo *διὸ* ex *διότι* O post *τελέως* del. *οὐ* O *ἄσιμον* O 16 *μεμαστιγωμένος* ex *μεμαγιστωμένος* U* 16. 17 *ἐναγνείαις* O 17 post *Ἀναγνείαις* add. *ἀπάντων* (*ἀπαντῶν* *Ur* vulgo) *ἐπὶ τὸν αὐτὸν τόπον* Y e vers. 14, del. *Sch* *κίρκυον* O 18 *ὁρῶν* Y, corr. *Di* 19 *καταπόριαν* O *ἀπαντήσωσιν* et *σων* super *σωσιν* O

δὲ συντυχὼν αὐτῷ τοῦτο διεσάφησεν τοῖς ἐν Ῥώμῃ
φίλοις καὶ τοῖς καταλελειμμένοις ἐπὶ τῆς οἰκίας. ἐπι- 6
ζητουμένου δὲ τοῦ Δημητρίου κατὰ τὴν τετάρτην
ἡμέραν ἀφ' ἧς ὥρμησεν, ὑπενοήθη τὸ γεγονός. τῇ δὲ 7
5 πέμπτῃ σύγκλητος εὐθέως συνήγετο περὶ τούτων, ἐν
ᾗ συνέβαινε τὸν Δημήτριον ἐκτὸς ἤδη τοῦ πορθμοῦ
τοῦ κατὰ Σικελίαν ὑπάρχειν. τὸ μὲν οὖν διώκειν 8
ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες αὐτὸν πολὺ
προειληφέναι κατὰ τὸν πλοῦν, καὶ γὰρ ἔσχε φορὸν
10 ἄνεμον, ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κωλύειν
ἀδυνατῆσαι· πρεσβευτὰς δὲ κατέστησαν μετά τινας 9
1255] ἡμέρας τοὺς περὶ Τεβέριον Γράκχον καὶ Λεύκιον
Λέντλον καὶ Σερουίλιον Γλαυκίαν, οἵτινες ἔμελλον 10
πρῶτον μὲν ἐποπτεύσειν τὰ κατὰ τοὺς Ἕλληνας, εἶτ'
15 ἐπιβαλόντες ἐπὶ τὴν Ἀσίαν τά τε κατὰ τὸν Δη- [1085
μήτριον καραδοκήσειν καὶ τὰς τῶν ἄλλων βασιλέων
προαιρέσεις ἐξετάσειν καὶ τὰ πρὸς τοὺς Γαλάτας ἀντι-
λεγόμενα τοῖς προειρημένοις διευκρινήσειν. διὸ τὸν 11
Τεβέριον κατεστήσαντο * * * πάντων αὐτόπτην γε-

---

1 *διεσάφησεν* X *BW*, *διεσάφησε* Y* vulgo 2 *καταλελειμμένοις* U** *Ur*, *καταλελειμένοις* X, *καταλελυμένοις* O 5 ε̄ Y *Ur*, β̄ O ante *σύγκλητος* add. *ἡ* (cum hiatu) *Rei* 717 *Sch*, del. *Ben* 300 *Di* 6 *ἐκτὸς* *Sch*, *ἐκταῖον* X, *ἐκταῖον* U* *Ur* vulgo, *ἐκτέον* O post *ἤδη* add. *ἐπὶ* *Ur* vulgo, del. *Sch* 9 *φόρον* Y, corr. *Rei* 717 s. Ernestus 10 *ἀνέμον* O *κωλύσειν* Y, corr. *Di* 11 *ἀδυνατήσειν* *Di* ante *πρεσβευτὰς* spatium trium vel quattuor litterarum in U* 12. 19 *τιβέριον* Y, corr. *BW*, v. ad 22, 6, 6 12 *γράκχον* Y *Ur* not. 91 *Sch*, *γράκκον* U* *Ur* vulgo 13 *βερουΐλιον* Y, *βερουΐλιον* et ξ super β U*, corr. *Ur* *Γλαυκίαν* *Ca* 947, *γαλαίαν* Y, om. U* *Ur* 14 *ἐποπτεύειν* O *εἶτ'* *Di*, *εἶθεν* Y, *ὅθεν* O *Sch*, *ἔνθεν* U* *Ur* vulgo 15 *ἐπιβαλλόντες* Y, *ἐπιβάλλοντες* *Ur* vulgo, corr. *Di* 19 * * *] lac. indicat *Sch* et add. *πρεσβευτήν, διὰ τὸ κατὰ τὴν προτέραν ἤδη πρεσβείαν*

12 *γονέναι. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.* —

13 *Ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν.*

II. RES ASIAE. 5

1247 16 (17,5)] (15) Ὅτι Ἀρταξίας ἐβούλετο ἐπανελέσθαι [1077 *** παραινέσεσι δὲ Ἀριαράθου *τοῦτ' οὐκ ἔπραξεν ἀλλ' ἐντιμότερον εἶχεν αὐτὸν ἢ πρότερον.*

2 *οὕτως ἥ τε τοῦ δικαίου φύσις ἔχει μεγάλην δύναμιν, αἵ τε τῶν ἀγαθῶν ἀνδρῶν γνῶμαι καὶ παραινέσεις,* 10 *ὥστε μὴ μόνον τοὺς φίλους ἀλλὰ καὶ τοὺς ἐχθροὺς πολλάκις σῴζειν καὶ μετατιθέναι τὰς φύσεις αὐτῶν πρὸς τὸ βέλτιον.* —

3 Ὅτι *παντὸς ἐπιστολίου τὸ κάλλος ἐστὶ συστατικώτερον.* 15

III. RES AFRICAE.

1256 17 (26)] (25) *Μετὰ δὲ ταῦτα Πτολεμαῖοις ὁ* [1085 *νεώτερος παραγεγονὼς εἰς τὴν Ἑλλάδα μετὰ τῶν πρεσβευτῶν συνήθροιξε ξενολόγιον ἐμβριθές.*

---

3. 4 Suid. v. *προσανέχων.* Pol. fragmentum agnovit *Ur* 270, huc rettulit *Sch* VIII 1, 32; v. *Me* 13, 31   6–13 M 78, 23–28 *Hey*; v. Diod. 31, 22, *Me* 13s., 31   6 *ἐπανελθεῖν* M secundum *Ma* et *Hey*, *ἐπανε . ειν* vel *ἐπανε . . ειν* legit *Bo*, corr. *Ge*   7 ***] *ἀρα . θ .*| legerat *Ma*, *. ρ . .*| M secundum *Hey*, *ἀρα*| | *Bo*, *τῶν νεανίσκων ἑκάτερον τὸν παρ' ἑαυτῷ διαχειρισάμενον διελέσθαι τὴν Σωφηνήν* Diod. l. c.   8 *εἶχεν* postulaverat *Ma*, in cod. repperit *Hey*, *ἦγεν*| legit *Bo*   12 *σώζειν* M*, corr. *Hu*   14. 15 M 78, 28. 29 *Hey*; Aristotelis agnovit dictum Cobetus *Mnemos.* 1876, 366 coll. Diog. Laert. 5, 1, 11, 18, quo vero spectet, non constat.   17—340, 10 X 213ᵘ—216ᵘ, O 244ʳ—246ʳ, U* 249—255, *Ur* CXV; v. *Me* 14, 31   19 *συνήθροιξε* et ζ super ξ U*   *ἐν βριθὲς* X, *ἐνβριθὲς* O

ἐν οἷς προσελάβετο καὶ τὸν Μακεδόνα Δαμάσιππον, 2
ὃς κατασφάξας ἐν τῷ Φάκῳ τοὺς συνέδρους ἔφυγεν
μετὰ γυναικὸς καὶ τέκνων ἐκ τῆς Μακεδονίας. ἀφ- 3
ικόμενος δ' εἰς τὴν τῶν Ῥοδίων Περαίαν καὶ ξενισθεὶς
5 ὑπὸ τοῦ δήμου προετίθετο πλεῖν εἰς τὴν Κύπρον. οἱ 4
δὲ περὶ τὸν Τορκουᾶτον θεωροῦντες αὐτὸν συνεσταμένον ξενικὴν χεῖρα βαρεῖαν ὑπεμίμνησκον τῶν ἐντολῶν, διότι δεῖ χωρὶς πολέμου ποιεῖσθαι τὴν κάθοδον·
1257] καὶ τέλος ἔπεισαν αὐτὸν ἕως Σίδης προαγαγόντα 5
10 τὸ ξενολόγιον διαλύσασθαι καὶ τῆς εἰς Κύπρον ἐπιβολῆς ἀποστῆναι καὶ συμμίσγειν αὐτοῖς ἐπὶ τοὺς τῶν
Κυρηναίων ὅρους. αὐτοὶ δὲ πλεύσαντες εἰς τὴν [6 1086
Ἀλεξάνδρειαν ἔφασαν παραστήσεσθαι τὸν βασιλέα πρὸς
τὰ παρακαλούμενα καὶ συναντήσειν ἐπὶ τοὺς ὅρους,
15 ἔχοντες κἀκεῖνον μεθ' αὐτῶν. τούτοις μὲν οὖν τοῖς 7
λόγοις πεισθεὶς ὁ νεώτερος Πτολεμαῖος, ἀπογνοὺς τὰ
κατὰ τὴν Κύπρον τὸ μὲν ξενολόγιον διέλυσεν, αὐτὸς 8
δὲ τὸ μὲν πρῶτον εἰς Κρήτην ἀπέπλευσεν, τόν τε
Δαμάσιππον ἔχων μεθ' ἑαυτοῦ καὶ τῶν πρεσβευτῶν
20 ἕνα Γνάιον Μερόλαν· ξενολογήσας δ' ἐκ τῆς Κρήτης
περὶ χιλίους στρατιώτας ἀνήχθη καὶ διάρας εἰς τὴν
Λιβύην κατέσχεν ἐπὶ τὸν Ἆπιν.

---

1 δαμάσιππον τὸν μακεδόνα Y, transponit *BW* 2 φακῷ Y, corr. Meinekius vindic. Strab. Berol. 1852, 95 *Di* ἔφυγεν X *BW*, ἔφυγε Y[s] vulgo 4 δὲ Y, corr. *Ben* 300 *BW* 5 οἱ] εἰ O 6 τορκουάτον Y, corr. *Be* 9 ἔπεισαν vel ἔπεισεν O προσαγαγόντες Y, προσαγαγόντα *Ur* vulgo, προαγαγόντες *Sch*, corr. *Rei* 718 *Be* 11 ἀπορῆναι O αὐτοῖς Y, corr. *Be* 12 δὲ U[*s] *Ur*, om. Y 15 κἀκείνους Y, corr. *Ur* 20 γναῖον X[m] addito ἴσως, γνάιον *Ur*, γενναῖον Y μερόλαν O *Sch*, μερόλλαν Y, μεροῦλαν *Ur* vulgo δ' U[*] *Ur* vulgo, δὲ Y[s] *Hu* 22 λιβύνην Y, λιβύνην ex λυβύνην U[*], corr. *Rei* 718 *Sch* ἄπιν Y, corr. *Be*

18 (27)] (26) Οἱ δὲ περὶ τὸν Τορκουᾶτον διακομισθέντες εἰς τὴν Ἀλεξάνδρειαν ἐπειρῶντο μὲν παρακαλεῖν τὸν πρεσβύτερον Πτολεμαῖον διαλύεσθαι πρὸς τὸν
2 ἀδελφὸν καὶ συγχωρεῖν αὐτῷ τὴν Κύπρον· τοῦ (δὲ) Πτολεμαίου τὰ μὲν ἐπαγγελλομένου, τὰ δὲ παρακούοντος, καὶ τῷ τοιούτῳ τρόπῳ κατατρίβοντος τὸν χρόνον, 5
3 στρατοπεδεύων ὁ νεώτερος μετὰ τῶν Κρητῶν ἐν τῇ Λιβύῃ περὶ τὸν Ἄπιν κατὰ τὸ συντεταγμένον καὶ τελέως ἀσχάλλων ἐπὶ τῷ μηδὲν διασαφήσασθαι, τὸ μὲν πρῶτον ἐξαπέστειλε τὸν Γνάιον εἰς τὴν Ἀλεξάνδρειαν, 10 ὡς διὰ τούτου κἂν τοὺς περὶ τὸν Τορκουᾶτον ἐπιγενο-
4 μένους. συνεξομοιωθέντος δὲ τούτου τοῖς πρότερον, καὶ τοῦ χρόνου διελκομένου, καὶ τετταράκοντα διελθουσῶν ἡμερῶν, καὶ μηδενὸς προσπίπτοντος, εἰς ἀπορίαν
5 ἐνέπιπτε περὶ τῶν ὅλων. ὁ γὰρ πρεσβύτερος βασιλεὺς 15 πᾶν γένος ἀρεσκείας προσφερόμενος πάντας ἐξιδιάσατο
1258] τοὺς πρεσβευτὰς καὶ παρακατέσχε τὸ πλεῖον οὐχ
6 ἑκόντας, ἀλλ' ἄκοντας. κατὰ δὲ τὸν καιρὸν τοῦτον προσέπεσε τῷ νεωτέρῳ Πτολεμαίῳ τούς τε Κυρηναίους ἀφεστάναι καὶ τὰς πόλεις συμφρονεῖν τούτοις, κεκοινω- 20 νηκέναι δὲ περὶ τῆς ἀποστάσεως καὶ Πτολεμαῖον τὸν

1 τορκουάτον Y, corr. *Be* post Τορκουᾶτον add. καὶ τὸν τίτον (τῖτον OU*) Y, del. *Sch* 3 διαλύεσθαι — 5 Πτολεμαίου om. O 4 δὲ add. *Ur* 7 κρητῶν pro κριτῶν *Ur* 8 λιβήνη X, λιβένη vel λιβέη O, λιβύνη U*, λιβύνῃ *Ur*, corr. *Rei* 718 *Sch* ἄπιν Y, ἄππιν O, corr. *Be* 9 ἀσχάλων O διασαφῆσασθαι Y *Ur* vulgo, διασαφίσασθαι O, διασαφεῖσθαι *Hu* auctore *Sch* 11 καὶ Y, κἂν corr. *Be* τοὺς Y *Sch BW*, τῶν *Ur* vulgo τὸν XO ante *Ur*, τῶν U*, v. de Boorium l. c. p. 159 s. τορκουάτον X, τουρκουάτον O, τορκουάτου U*, τορκουάτον *Ur*, corr. *Be* ἐπιγενομένους *BW* auctore *Sch* pro ἐπιγενομένων 12 τούτου τοῖς *Ur*, τούτοις τοῖς Y, τούτοις O 13 μ̄ Y 16 πᾶν γένος *Rei* 718 *Sch* pro παραγενόμενος 17 παρακατέσχε τὸ O ante *Rei* 718 *Sch*, παρακατέσχετο Y *Ur* vulgo 20 συμφρονεῖν *Ur* pro συμφέρειν

Συμπετῆσιν, ὃς ἦν τὸ γένος Αἰγύπτιος, ἐπιστεύθη δὲ 7
τὴν ἐπιμέλειαν τῶν ὅλων ὑπὸ τοῦ βασιλέως, καθ' ὃν καιρὸν ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Ῥώμην. τούτων δὲ 8
προσπιπτόντων τῷ βασιλεῖ, καὶ μετ' ὀλίγον διότι
5 στρατοπεδεύουσιν ἐν τοῖς ὑπαίθροις οἱ Κυρηναῖοι,
δείσας μὴ βουλόμενος προσλαβεῖν τὴν Κύπρον καὶ [1087
τὴν Κυρήνην ἀπολέσῃ, πάντα τἄλλα πάρεργα θέμενος
ἀνέζευξεν ἐπὶ Κυρήνης. παραγενόμενος δ' εἰς τὸν 9
μέγαν καλούμενον Καταβαθμὸν κατέλαβε τοὺς Λίβυας
10 μετὰ τῶν Κυρηναίων κατέχοντας τὰς δυσχωρίας. ὁ δὲ 10
Πτολεμαῖος ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι τοὺς μὲν
ἡμίσεις τῶν στρατιωτῶν ἐμβιβάσας εἰς τὰ πλοῖα περιπλεῖν τὰς δυσχωρίας ἐπέταξε καὶ κατὰ νώτου τοῖς πολεμίοις
ἐπιφαίνεσθαι, τοὺς δ' ἡμίσεις ἔχων αὐτὸς ἐβιάζετο κατὰ
15 στόμα πρὸς τὴν ἀνάβασιν. τῶν δὲ Λιβύων καταπλαγέντων τὴν ἐξ ἀμφοῖν ἔφοδον καὶ λειπόντων τοὺς 11
τόπους, ἅμα τῆς ἀναβάσεως ἐγένετο κύριος καὶ τῆς
ὑποκειμένης Τετραπυργίας, ἐν ᾗ συνέβαινε πλῆθος
ἄφθονον ὕδατος ὑπάρχειν. ὅθεν ἀφορμήσας ἑβδομαῖος 12
20 ἧκε διὰ τῆς ἐρήμου. παραπλεόντων δ' αὐτῷ καὶ τῶν 13
ἐπὶ Μοχυρίνου, συνέβαινε τοὺς Κυρηναίους στρατο-

---

1 *συμπετήσιν* Y, **συμπέτήσιν* (sic) *Ur*, **Συμπέτησιν* *Ca* 949, *συμπετῆσιν* O vulgo post *Sch* = filium Petesis, v. C. I. G. 4893 et 4941, Letronnium *recueil d. inscr.* cet. Parisiis 1848 vol. II 226 s. 6 *δήσας* O 7 *κυρίνην* Y, corr. *Ur* *ἀπολέσῃ* (Y) *Sch*, *ἀπολέ^σ* U*, unde *ἀπολέσαι* perperam *Ur* vulgo 8 *κυρήνης* O *Ur*, *κυρίνης* Y *θὲ* XO, *δ'* U* O^m *Ur* 9 *λίβυνας* Y, corr. *Rei* 718 *Sch* 10 *μετὰ* *Ur*, *μετὰ δὲ* Y *κυρηναίων* O *Ur*, *κυριναίων* Y 13 *κατὰ νώτου* *Sch* pro *κατανοεῖν τοῦ* 14 *ἐπιφανέσθαι* X, corr. X^m *ἡμισεῖς* X U*^m: *ἀρχή* 15 *λιβύνων* Y, corr. *Rei* 718 *Sch* 16 *λειπόντων* Y *Ur* vulgo ante *Sch*, *λιπόντων* O vulgo post *Sch* 20 *προσπλεόντων* *Na* 254 20. 21 *τῶν ἐπὶ Μοχυρίνου*] *manus militum qui Morychini erant* *Ca* 949, *τῶν περὶ* (*ὑπὸ* coni. *Sch*) *Μοχυρῖνον* *Rei* 718

πεδεύειν (πεζοὺς μὲν) ὄντας εἰς ὀκτακισχιλίους, ἱππεῖς
14 *δὲ περὶ πεντακοσίους. οἱ γὰρ Κυρηναῖοι πεῖραν εἰλη-*
φότες τῆς τοῦ Πτολεμαίου προαιρέσεως ἐκ τῶν (κατὰ)
τὴν Ἀλεξάνδρειαν πεπραγμένων καὶ θεωροῦντες οὐ
βασιλικήν, ἀλλὰ τυραννικὴν οὖσαν τὴν ἀρχὴν αὐτοῦ 5
15 *καὶ τὴν ὅλην αἵρεσιν, οὐχ οἷοί τ' ἦσαν ἐθελοντὴν*
σφᾶς αὐτοὺς ὑποτάττειν, ἀλλὰ πᾶν ὑπομένειν ἐτόλμων,
1259] *ἀντεχόμενοι τῆς πρὸς τὴν ἐλευθερίαν ἐλπίδος.*
16 *διὸ καὶ τότε συνεγγίσαντος* αὐτοῦ ἐξ αὐτῆς παρετά-
ξαντο· καὶ τέλος ἡττήθη. — 10

19 (28)] (27) Ὅτι *κατὰ τὸν καιρὸν τοῦτον ἦλθε καὶ Γνάιος*
ὁ Μερόλας ἐκ τῆς Ἀλεξανδρείας, διασαφῶν τῷ
βασιλεῖ διότι πρὸς οὐθὲν τῶν ἀξιουμένων προσελήλυθεν
ὁ ἀδελφός, ἀλλά φησι δεῖν μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς δι-
2 *ομολογουμένοις. ὁ δὲ βασιλεὺς ταῦτα διακούσας, εὐθέως* 15
προχειρισάμενος Κομανὸν καὶ Πτολεμαῖον τοὺς ἀδελ-
φοὺς ἐξαπέστελλε πρεσβευτὰς εἰς τὴν Ῥώμην μετὰ τοῦ
Γναΐου, διασαφήσοντας τῇ συγκλήτῳ περὶ τῆς τἀδελφοῦ
3 *πλεονεξίας καὶ καταφρονήσεως. ἀπέλυσε δὲ κατὰ τὸν*
αὐτὸν καιρὸν καὶ τοὺς περὶ Τίτον ἀπράκτους ὁ πρε- [1088

---

1 *πεζοὺς μὲν* add. Wielandtius de Pol. archetypo. Diss. inaug. Heidelberg. 1887, 57 s. auctore *Ca* 949 *BW* 2 φ̄ Y 3 *κατὰ* add. *Ur* 5 *τυρανικὴν* O *ἀρχὴν Ur* pro *ἀρχαίαν* 6 *ἐθέλοντὴν* (sic) ex *ἐθέλοντες* X, *ἐθέλοντες* O, v. de Boorium l. c. p. 160 8 *ἀνεχόμενοι* O 11–341, 2 X 217ʳ s., O 246ʳ s., U* 255 s., *Ur* CXVI; v. *Me* 14, 31 11 *γαῖος* X, *γάιος* Y, corr. *Ur* 12 *μερόλας* Y ante *Sch*, *μερόλος* O, *μερούλας Ur* vulgo 13 *πρὸς Ben* 300 *BW* (v. 21, 14, 6), *εἰς* Y vulgo *οὐδεν* (s. acc.) et *θὲν* super *δεν* X, *οὐδὲν* Ernestus, Didotiana, *Di* 14 *ὁ ἀδελφὸς* Y *Ur* vulgo, *ἀδελφὸς Ben* 300, v. *BW Philol.* 1893, 545 *δεῖ* Y, corr. *Ca* 950 *διομολογουμένοις* Y Ernestus, *διωμολογουμένοις Ur*, *διωμολογημένοις Be* auctore *Sch* 17 *ἐξαπέστειλε* O 19 *ἀπέλυσε* Y *Rei* 718 *Sch*, *ἀπέλυσαν Ur* vulgo 20 *τίτον* Yˢ Didotiana, *τῖτον Ur* vulgo 20 s. *ὁ πρεσβύτερος Πτολεμαῖος Rei* 718 s. *Sch* pro *οἱ πρεσβευταὶ πορευόμενοι*

σβύτερος Πτολεμαῖος. καὶ τὰ μὲν κατὰ τὴν Ἀλε- 4
ξάνδρειαν καὶ Κυρήνην ἐπὶ τούτων ἦν.

C. OLYMP. 154, 3.

I. RES ITALIAE.

5 *Ὅτι κατὰ τοὺς ὑποκειμένους καιροὺς ἧκον* [20 (32, 1)
*παρὰ τοῦ νεωτέρου Πτολεμαίου πρέσβεις οἱ περὶ τὸν
Κομανὸν καὶ παρὰ τοῦ πρεσβυτέρου παραπλησίως οἱ
περὶ τὸν Μένυλλον τὸν Ἀλαβανδέα. ὧν εἰσελθόντων* 2
εἰς τὴν σύγκλητον, καὶ πολλῶν λόγων γινομένων καὶ
10 *φιλαπεχθῶν κατὰ πρόσωπον εἰς ἀλλήλους, καὶ τῶν
περὶ Τίτον καὶ Γνάιον ἀπομαρτυρούντων καὶ συνεπι-
σχυόντων τῷ νεωτέρῳ μετὰ πολλῆς σπουδῆς, ἔδοξε τῇ* 3
*συγκλήτῳ τοὺς περὶ Μένυλλον ἐν πένθ᾽ ἡμέραις ἀπο-
τρέχειν ἐκ τῆς Ῥώμης, καὶ τὴν συμμαχίαν (ἀν)αιρεῖν*
15 *τὴν πρὸς τὸν πρεσβύτερον, πρὸς δὲ τὸν νεώτερον*
1260] *πέμψαι πρεσβευτὰς τοὺς διασαφήσοντας τὰ δεδο-
γμένα τῇ συγκλήτῳ. καὶ κατεστάθησαν Πόπλιος Ἀπού-* 4
*στιος καὶ Γάιος Λέντλος, οἳ καὶ πλεύσαντες ἐξ αὐτῆς
εἰς τὴν Κυρήνην ἀνήγγειλαν τῷ Πτολεμαίῳ τὰ δε-*
20 *δογμένα μετὰ πολλῆς σπουδῆς. ὁ δὲ Πτολεμαῖος* 5
*ἐπαρθεὶς εὐθέως ἐξενολόγει καὶ ταῖς ἐπιβολαῖς ὅλος
καὶ πᾶς ἦν περὶ τὴν Κύπρον. καὶ τὰ μὲν κατὰ τὴν* 6
Ἰταλίαν ἐν τούτοις ἦν.

---

2 *κυρήνην* U*ˢ *Ur*, *κυρίνην* Y   5—23 X 217ᵘ s., O 246ᵘ s., U* 256 s., *Ur* CXVII; v. Diod. 31, 23, *Me* 14, 31   7 *κομανὸν* U*ˢ *Ur*, *κόμανον* Y   *τοῦ βυ|τέρου* O   8. 13 *μέ-νυλλον* Y *Sch*, *μενίθυλλον* *Ur* vulgo   11 *τίτον* Yˢ Didotiana, *τῖτον* O *Ur* vulgo   13. 14 *ἐν ἡμέραις πέντε ταῖς πάσαις ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι* Diod.   14 *αἱρεῖν* Y, *αἰρεῖν* O, corr. *Ur*, *ἀνελεῖν* Diod.   17 *ἀστούβιος* Y, corr. *Ur*   18 *Γναῖος* coni. Münzer *Pauly-Wissowa Realencycl.* IV 1358 n. 175   *οἱ* O

II. RES AFRICAE.

21 (32,2)] Ὅτι κατὰ τὴν Λιβύην Μασαννάσας θεωρῶν τὸ πλῆθος τῶν πόλεων τῶν περὶ τὴν μικρὰν Σύρτιν ἐκτισμένων καὶ τὸ κάλλος τῆς χώρας, ἣν καλοῦσιν Ἐμπόρια, καὶ πάλαι τὸ πλῆθος τῶν προσ- [1089 όδων τῶν γινομένων ἐν τούτοις τοῖς τόποις ὀφθαλ- 2 μιῶν, ἐπεβάλετο καταπειράζειν τῶν Καρχηδονίων οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν. 3 τῆς μὲν οὖν χώρας ταχέως ἐγενήθη κύριος, ἅτε τῶν ὑπαίθρων κρατῶν διὰ τὸ τοὺς Καρχηδονίους αἰεὶ μὲν 10 ἀλλοτρίους ὑπάρχειν τῆς ἐν τῇ γῇ χρείας, τότε δὲ καὶ τελέως ἐκτεθηλύνθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· 4 τῶν δὲ πόλεων οὐκ ἠδυνήθη γενέσθαι κύριος διὰ τὸ 5 τοὺς Καρχηδονίους ἐπιμελῶς τηρεῖν αὐτάς. ἀμφοτέρων δὲ ποιουμένων τὴν ἀναφορὰν ἐπὶ τὴν σύγκλητον ὑπὲρ 15 τῶν ἀμφισβητουμένων, καὶ πρεσβευτῶν πολλάκις ἐληλυ- 6 θότων διὰ ταῦτα παρ' ἑκατέρων, αἰεὶ συνέβαινε τοὺς Καρχηδονίους ἐλαττοῦσθαι παρὰ τοῖς Ῥωμαίοις, οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ πεπεῖσθαι τοὺς κρίνοντας συμ- 7 φέρειν σφίσι τὴν τοιαύτην γνώμην, ἐπείτοι χρόνοις 20

2–343, 10 X 218r–219u, O 247r–248r, U* 258–260, *Ur* CXVIII; v. App. Pun. 67, Liv. 34, 62, *Ni* 165, *Me* 14 ss., 31 2 μασσανάσσης Y *Ur* vulgo, μασσανάσης O, corr. *BW* I 74 5 ἐμπορεία X, ἐμπορία Y, corr. *Ur* πάλαι] περὶ *Gro* not. 450 coll. 2, 17, 3, πάλαι περὶ *Rei* 719 coll. 1, 7, 2, v. Krebsium *Z. Rect. d. Casus* cet. *Jahresber. d. neuen Gymn. z. Regensburg* 1885, 5 7 καρχιδονίων O 8 νῦν λεγομένων Wielandtius l. c. 58 coll. 1, 7, 2 *BW*, ἀλεγομένων Y, λεγομένων *Ur* vulgo 10 ᾀεὶ Y, unde αἰεὶ *Hu*, ἀεὶ U* *Ur* vulgo 12 ἐκτεθηλάνθαι Y, corr. *Rei* 719 *Sch* 17 ἀεὶ *Be Di* 19 τῷ δικαίῳ (Y), corr. *Ben* 301 coll. 3, 10, 1. 5, 67, 2. 11, 29, 8 *BW* 20 ἐπείτοι *Be*, ἐπεὶ (ἐπὶ O) τοῖς Y *Ur* vulgo, ἐπεὶ καὶ coni. *Sch*, καίτοι coni. *Hu*

οὐ πολλοῖς ἀνώτερον αὐτὸς ὁ Μασαννάσας διώκων τὸν Ἀφθῆρα τὸν ἀποστάτην μετὰ στρατοπέδου δίοδον ᾐτήσατο τοὺς Καρχηδονίους διὰ ταύτης τῆς χώρας, οἱ δ' οὐχ ὑπήκουσαν, ὡς οὐδὲν αὐτῷ προσηκούσης. οὐ
1261] *μὴν ἀλλὰ τέλος εἰς τοῦτο συνεκλείσθησαν οἱ* 8
Καρχηδόνιοι διὰ τῶν ἀποφάσεων κατὰ τοὺς νῦν λεγομένους καιροὺς ὥστε μὴ μόνον τὰς πόλεις καὶ τὴν χώραν ἀποβαλεῖν, ἀλλὰ καὶ πεντακόσια τάλαντα προσθεῖναι τῆς καρπείας τῶν χρόνων, ἐξ οὗ συνέβη γενέ-
10 *σθαι τὴν ἀμφισβήτησιν.*

D. OLYMP. 154, 4.

I. RES ITALIAE.

1265] *Ὅτι τὸ μέγιστον καὶ κάλλιστον σημεῖον* [22 (32,8)
τῆς Λευκίου Αἰμιλίου *προαιρέσεως μεταλλάξαντος* [1093
15 *τὸν βίον ἐγένετο πᾶσιν ἔκδηλον· οἷος γὰρ ὁ τρόπος* 2
ζῶντος [*αὐτοῦ*] *ἐδοξάζετο, τοιοῦτος εὑρέθη τὸν βίον μεταλλάξαντος, ὃ μέγιστον εἴποι τις ἂν ὑπάρχειν τεκμήριον ἀρετῆς. ὁ γὰρ πλεῖστον μὲν τῶν καθ' αὑτὸν* 3

---

1 *μασσανάσσης* Y *Ur* vulgo, *μανάσσης* O, corr. *BW* I 74 2 *Ἀφθῆρα τὸν Be* pro *ἀφθήρατον* coll. Liv. 34, 62, 10 4 *δὲ* Y, corr. *Ben* 302 *BW* 5 *συνεκλήθησαν* O[m], *συνέβησαν* O 6 *κατὰ Di* pro *διὰ* 8 *ἀπολαβεῖν* Y, corr. *Ur* $\overline{φ}$ Y *προσθῆναι* Y, corr. *Ur* 9 *καρπίας* Y *Ur* vulgo, *ἐπικαρπίας* coni. *Ur* not. 92, corr. *Di* *τῶν χωρίων Rei* 719, sed v. *Sch* 13—359, 3 P 314[r]—314[u], 292[r]—295[r], *Va* 145; v. Liv. epit. 46, Diod. 31, 26. 27, *Me* 16 s., 31 16 *ζῶντοσ αὐτοῦ*| P *Va* vulgo, *αὐτοῦ ζῶντος Ben* 301, *ζῶντος*, deleto *αὐτοῦ BW* *τὸν βίον Ben* 301 e Diod. *BW*, *ὁ βίοσ* P *Va* vulgo 17 *ὁ* P, corr. *Va* 18—344,7 **Suid. v.** ***Λεύκιος Αἰμίλιος***: *κάλλιστον οὖν σημεῖον κατέλιπε τῆς ἑαυτοῦ προθέσεως ἀποθανών. ὁ γὰρ πλεῖστον κτλ.--κτήσεων* 18 *καθ' αὑτὸν* Suid. Diod. *Be*, *καθαὑτō*| P, *κατ' αὐτὸ Va* vulgo

ἐξ Ἰβηρίας χρυσὸν εἰς τὴν Ῥώμην μετενηνοχώς, με-
γίστων δὲ θησαυρῶν κύριος γενόμενος ἐν Μακεδονίᾳ,
πλείστης δὲ περὶ τὰ προειρημένα τετευχὼς ἐξουσίας
4 τοσοῦτον ἀπέλειπε τὸν ἴδιον βίον ὥστε * * * μὴ δύ-
1266] νασθαι τὴν φερνὴν τῇ γυναικὶ διαλῦσαι πᾶσαν 5
ἐκ τῶν ἐπίπλων, εἰ μὴ τῶν ἐγγείων τινὰς προσαπ-
έδοντο κτήσεων. ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς
5 πρὸ τούτων εἰρήκαμεν. ἐξ ὧν εἴποι τις ἂν καταλελύ-
σθαι τὴν δόξαν τῶν θαυμαζομένων παρὰ τοῖς Ἕλλησι
6 περὶ τοῦτο τὸ μέρος ἀνδρῶν· εἰ γὰρ τὸ διδομένων 10
χρημάτων ἐπὶ τῷ τοῦ διδόντος συμφέροντι, τούτων
ἀπέχεσθαι θαυμαστόν ἐστιν, ὃ λέγεται γεγονέναι περί
τε τὸν Ἀθηναῖον Ἀριστείδην καὶ περὶ τὸν Θηβαῖον
7 Ἐπαμινώνδαν, τὸ κύριον γενόμενον αὐτὸν ἁπάσης τῆς
βασιλείας καὶ λαβόντα τὴν ἐξουσίαν ὡς βούλεται 15
χρήσασθαι, μηδενὸς ἐπιθυμῆσαι πόσῳ θαυμαστότερόν
8 ἐστιν; εἰ δ' ἀπίστῳ τὸ λεγόμενον ἐοικέναι δόξει τισίν,
ἐκεῖνο δεῖ λαμβάνειν ἐν νῷ, διότι σαφῶς ὁ γράφων
ᾔδει μάλιστα Ῥωμαίους ἀναληψομένους εἰς τὰς χεῖρας
τὰ βυβλία ταῦτα διὰ τὸ τὰς ἐπιφανεστάτας καὶ τὰς 20

---

1 κατενηνοχὼς Suidae libri deteriores 3 πλείστης — ἐξ-ουσίας om. Suid. 4 τοιοῦτον Suid. ἀπέλειπε P *Hu E.Z.* XXV 8 *BW*, ἀπέλιπε *Va* e Suida vulgo ὥστε| P * * *] lac. indicat *Rei* 763 et add. τοὺς παῖδας, Ern. Schulzius l. c. 54 s. add.: μετὰ τὴν τελευτὴν τοὺς υἱοὺς αὐτοῦ τοὺς δοθέντας εἰς υἱοθεσίαν, διαδεξαμένους τὴν κληρονομίαν ex Diod. l. c., *Di* add.: τοὺς υἱούς, Wilamowitzius *Griech. Leseb.* Berol. 1902 I 109 add.: τοὺς υἱοὺς ἐκδεξαμένους τὴν κληρονομίαν, *BW* add. unum versum (i. e. LV fere litteras) hunc: μεταλλάξαντος αὐτοῦ τοὺς κατὰ φύσιν υἱοὺς διαδεξαμένους 5 φερνην (s. acc.) P, φέρνην *Va* vulgo, corr. *Be* 6 προσαπέδοτο Suid. 14 Ἐπαμεινώνδαν *Di* 17 ἄπιστον P, corr. *Gro* not. 452, v. 18, 35, 7 δόξει εοικέναι P, transponit *Hu* coll. 18, 35, 7 18 γραφῶν P (cum nota nominis proprii), corr. *Va* 19 ἤιδη P, corr. *Va* 20 βιβλία P, corr. *Hu*

πλείστας αὐτῶν πράξεις ἐν τούτοις περιέχεσθαι· παρ' 9
οἷς οὔτ' ἀγνοεῖσθαι ταῦτα δυνατὸν οὔτε συγγνώμης
τεύξεσθαι τὸν ψευδολόγον εἰκός, διόπερ οὐδεὶς ἂν 10
ἑκὼν εἰς πρόδηλον ἀπιστίαν καὶ καταφρόνησιν ἔδωκεν
5 αὑτόν. καὶ τοῦτο μνημονευέσθω παρ' ὅλην τὴν πρα- 11
γματείαν ἡμῖν, ὅταν τι παράδοξον δοκῶμεν λέγειν
περὶ Ῥωμαίων.

Τῆς δὲ κατὰ τὴν διήγησιν ἐφόδου καὶ τῶν [23 (32, 9)
καιρῶν ἐφεστακότων ἡμᾶς ἐπὶ τὴν οἰκίαν ταύτην, βού-
10 λομαι τὸ κατὰ τὴν προτέραν βύβλον ἐν ἐπαγγελίᾳ
καταλειφθὲν συνεκπληρῶσαι τῶν φιληκόων ἕνεκα.
προϋπεσχόμην γὰρ διηγήσασθαι διὰ τί καὶ πῶς ἐπὶ 2
τοσοῦτο προέκοψε καὶ θᾶττον ἢ καθῆκεν ἐξέλαμψεν [1094
ἡ τοῦ Σκιπίωνος ἐν τῇ Ῥώμῃ δόξα, σὺν δὲ τούτῳ πῶς 3
15 ἐπὶ τοσοῦτον αὐξηθῆναι συνέβη τῷ Πολυβίῳ τὴν πρὸς
τὸν προειρημένον φιλίαν καὶ συνήθειαν ὥστε μὴ μόνον
ἕως τῆς Ἰταλίας καὶ τῆς Ἑλλάδος ἐπιδιατεῖναι τὴν
1267] περὶ αὐτῶν φήμην, ἀλλὰ καὶ τοῖς πορρωτέρω γνώ-
ριμον γενέσθαι τὴν αἵρεσιν καὶ συμπεριφορὰν αὐτῶν.
20 διότι μὲν οὖν ἡ καταρχὴ τῆς συστάσεως ἐγενήθη τοῖς 4
προειρημένοις ἔκ τινος χρήσεως βυβλίων καὶ τῆς περὶ
τούτων λαλιᾶς δεδηλώκαμεν· προβαινούσης δὲ τῆς 5
συνηθείας καὶ τῶν ἀνακεκλημένων ἐκπεμπομένων ἐπὶ
τὰς πόλεις, διέσπευσαν ὅ τε Φάβιος καὶ ὁ Σκιπίων
25 οἱ τοῦ Λευκίου νεανίσκοι πρὸς τὸν στρατηγὸν μεῖναι
τὸν Πολύβιον ἐν τῇ Ῥώμῃ. γενομένου δὲ τούτου, καὶ 6

---

3 ψευδολογον (s. acc.) P, ψευδολόγον *Rei* 764 *Sch*, ψευδολογούμενον *Va* vulgo 5 αὐτὸν P, corr. *Va* μνημονευέσθω P *Hu*, μνημονεύεσθαι *Va* vulgo, μνημονεύεσθαι (δεῖ) *Na* 134 9 ἐφεστηκότων P, corr. *Be* 10 βίβλον| P, corr. *Hu* 11 καταλειφθὲν ex καταληφθὲν P 12 διηγήσεσθαι *Na* 347 *Di* 21 βιβλίων P, corr. *Hu* 24 διέπεσαν P, corr. *Va* 25 οἱ *Va* pro οὐ

τῆς συμπεριφορᾶς ἐπὶ πολὺ προκοπτούσης, ἐγένετο
7 σύγκύρημά τι τοιοῦτον. ἐκπορευομένων γάρ ποτε κατ' αὐτὸ πάντων ἐκ τῆς οἰκίας τῆς τοῦ Φαβίου, συνέβη τὸν μὲν Φάβιον ἐπὶ τὴν ἀγορὰν ἀπονεῦσαι, τὸν δὲ
8 Πολύβιον ἐπὶ θάτερα μετὰ τοῦ Σκιπίωνος. προαγόν- 5 των δ' αὐτῶν ὁ Πόπλιος ἡσυχῇ καὶ πρᾴως τῇ φωνῇ φθεγξάμενος καὶ τῷ χρώματι γενόμενος ἐνερευθής,
9 "Τί δαί" φησίν "ὦ Πολύβιε, δύο τρώγομεν ἀδελφοί, καὶ διαλέγει συνεχῶς καὶ πάσας τὰς ἐρωτήσεις καὶ τὰς
10 ἀποφάσεις ποιεῖ πρὸς ἐκεῖνον, ἐμὲ δὲ παραπέμπεις; ἦ 10 δῆλον ὅτι καὶ σὺ περὶ ἐμοῦ τὴν αὐτὴν ἔχεις διάληψιν,
11 ἥν καὶ τοὺς ἄλλους πολίτας ἔχειν πυνθάνομαι; δοκῶ γάρ εἶναι πᾶσιν ἡσύχιός τις καὶ νωθρός, ὡς ἀκούω, καὶ πολὺ κεχωρισμένος τῆς Ῥωμαϊκῆς αἱρέσεως καὶ
12 πράξεως, ὅτι κρίσεις οὐχ αἱροῦμαι λέγειν. τὴν δ' 15 οἰκίαν οὔ φασι τοιοῦτον ζητεῖν προστάτην ἐξ ἧς ὁρμῶμαι, τὸ δ' ἐναντίον· ὃ καὶ μάλιστά με λυπεῖ."

24 (32,10)] Ὁ δὲ Πολύβιος ξενισθεὶς τῇ τοῦ μειρακίου καταρχῇ τῶν λόγων· οὐ γὰρ εἶχε πλέον ἐτῶν
2 ὀκτωκαίδεκα τότε· "μὴ πρὸς θεῶν, Σκιπίων," ἔφη, 20 "μηδὲ λέγε ταῦτα μηδ' ἐν νῷ λάμβανε ταῦτα τὸ παρά-

---

2. 3 κατὰ ταὐτὸ coni. *Sch*, sed v. *Rei* 764 et God. Hermanni opusc. I 337 4 ἀπονῆσαι P, corr. *Va* 8 τι δαι (s. acc.) P, τί δαί *Hu*, τί δὲ *Va* vulgo δύω τρώγομεν αδελφοί (ἀδελφοὶ *Va*) P *Va*, δύω (immo δύο) μέν σ' ἐρωτῶμεν ἀδελφοί, σὺ δὲ *Rei* 764, δύο ὑπάρχομεν (cum hiatu) ἀδελφοί *Na* 238, σὺ οὕτω (cum hiatu) τῷ μὲν ἀδελφῷ Madvigius advers. crit. I 484, δύο τρεφόμεθ' ἀδελφοί coni. *Hu*, δύ' ὄντων ἡμῶν τῷ μὲν ἀδελφῷ Wilamowitzius l. c. 9 καὶ (μετὰ σοῦ πίνομεν ἀεί ποτ', ἀλλὰ σύ) διαλ. *BW* δι|αλέγει P ante *Na* 238 *Di*, διαλέγῃ *Va* vulgo 10| ποιῆι P, ποιῇ *Va*, corr. *Na* 238 *Di* ἦ Ernestus 17 τὸν δ' ἐναντίον *Rei* 764, τὸ δ' ἐναντίον * * * coni. *Hu* 21 μήτε — μήτ' vulgo post *Be*, sed v. C. Wundererum l. c. 11 s. ταῦτα post λάμβανε del. *Va* vulgo, tenet *BW* (est cotidiani sermonis)

παν. οὐδὲ γὰρ καταγινώσκων οὔτε παραπέμπων ἐγώ 3
1268] σε ποιῶ τοῦτο, πολλοῦ γε δεῖν, ἀλλὰ τῷ πρε-
σβύτερον εἶναι τὸν ἀδελφὸν ἔν τε ταῖς ὁμιλίαις ἄρχο-
μαί (τ') ἀπ' ἐκείνου καὶ λήγω πάλιν εἰς ἐκεῖνον [1095
5 ἔν (τε) ταῖς ἀποφάσεσι καὶ συμβουλίαις πρὸς ἐκεῖνον
ἀπερείδομαι, δοκῶν καὶ σὲ τῆς αὐτῆς μετέχειν γνώμης
ἐκείνῳ. σοῦ γε μὴν ἄγαμαι νῦν ἀκούων, ὅτι δοκεῖ 4
σοι (λυπηρὸν) τὸ πραΰτερον εἶναι τοῦ καθήκοντος τοῖς
ἐκ ταύτης τῆς οἰκίας ὁρμωμένοις· δῆλος γὰρ εἶ διὰ
10 τούτων μέγα φρονῶν. ἐγὼ δὲ κἂν αὐτὸς ἡδέως σοι 5
συνεπιδοίην ἐμαυτὸν καὶ συνεργὸς γενοίμην εἰς τὸ καὶ
λέγειν τι καὶ πράττειν ἄξιον τῶν προγόνων. περὶ 6
μὲν γὰρ τὰ μαθήματα, περὶ ἃ νῦν ὁρῶ σπουδάζοντας
ὑμᾶς καὶ φιλοτιμουμένους, οὐκ ἀπορήσετε τῶν συν-
15 εργησόντων ὑμῖν ἑτοίμως, καὶ σοὶ κἀκείνῳ· πολὺ γὰρ 7
δή τι φῦλον ἀπὸ τῆς Ἑλλάδος ἐπιρρέον ὁρῶ κατὰ τὸ
παρὸν τῶν τοιούτων ἀνθρώπων. εἰς δὲ τὰ λυποῦντά 8
σε νῦν καὶ (μάλιστα), καθὼς φής, δοκῶ μηδένα συν-
αγωνιστὴν καὶ συνεργὸν ἄλλον εὑρεῖν ἂν ἡμῶν ἐπι-

---

1 *οὐδε* P, *οὐδὲ Va*, *οὔτε* vulgo post *Be*, sed v. Wundererum l. c. post *καταγινώσκων* add. *τοῦτό σου* (cum hiatu) *Rei* 764
2 *δεῖ|* P, corr. *Di* praef. IV 9 4 *τ'* add. *Di* l. c. 5 *τε* add. *Di* l. c. ante *πρὸς* add. *καὶ* P, del. *Di* l. c. 6. 7 *γνώμησ. ἐκεῖνο* P, *γνώμης. ἐκεῖνο Va* vulgo, corr. *Hu* 7 *σου* (in rasura) *τε μὴν ἄγαμαι* P, corr. *Va*, *γε μὴν σοῦ ἄγαμαι* (cum hiatu) *Be*, *γε μὴν ἄγαμαί σου Di* praef. IV 10 7. 8 *δοκει σοι | τὸ πραΰτερον* P; *δοκεῖ σοι ὄνειδος* (cum hiatu) *τὸ πραΰτερον* coni. *Va*, *δοκεῖ σε (λυπεῖν) τὸ πραΰτερον* vel *δοκεῖς σὺ* (vel *σὺ σοὶ*) *πραΰτερος* coni. *Sch*, *δοκεῖς αὐτῷ πραΰτερος Hu*, *δοκεῖ σοι (λυπηρὸν) τὸ πραΰτερον B W* 15 *ἑτοίμουσ* P, corr. *Va* 17 *παρὸν ὄντων τοιούτων* P, corr. *Va* 18 *καὶ | καθῶσ* P, *καὶ* del. *Rei* 764 vulgo post *Sch*, *καὶ (μάλιστα) καθὼς B W* coll. 31, 23, 12
19 *σ' εὑρεῖν Na* 137, sed verte: *ad ea vero, quae te, ut ais, quam maxime nunc angunt, neminem puto alium aptiorem me ipso ministrum et socium conatus tui esse reperturum*

9 τηδειότερον.” ἔτι δὲ ταῦτα λέγοντος τοῦ Πολυβίου, λαβόμενος ἀμφοτέραις χερσὶ τῆς δεξιᾶς αὐτοῦ καὶ πιέσας ἐμπαθῶς “Εἰ γὰρ ἐγὼ ταύτην,” φησίν, “ἴδοιμι τὴν ἡμέραν, ἐν ᾗ σὺ πάντα τἄλλα δεύτερα θέμενος ἐμοὶ προσέξεις τὸν νοῦν καὶ μετ' ἐμοῦ συμβιώσεις· 5
10 δόξω γὰρ αὐτόθεν εὐθέως ἐμαυτῷ καὶ τῆς οἰκίας ἄξιος
11 εἶναι καὶ τῶν προγόνων.” ὁ δὲ Πολύβιος τὰ μὲν ἔχαιρε, θεωρῶν τὴν ὁρμὴν καὶ τὴν ἀποδοχὴν τοῦ μειρακίου, τὰ δὲ διηπορεῖτο, λαμβάνων ἐν νῷ τὴν ὑπερ-
12 οχὴν τῆς οἰκίας καὶ τὴν εὐκαιρίαν τῶν ἀνδρῶν. πλὴν 10 ἀπό γε ταύτης τῆς ἀνθομολογήσεως οὐκέτι τὸ μειράκιον ἐχωρίσθη τοῦ Πολυβίου, πάντα δ' ἦν αὐτῷ δεύτερα τῆς ἐκείνου συμπεριφορᾶς.

25 (32, 11)] Ἀπὸ δὲ τούτων τῶν καιρῶν λοιπὸν ἤδη
1269] κατὰ τὸ συνεχὲς ἐπ' αὐτῶν τῶν πραγμάτων πεῖραν 15 αὑτῶν διδόντες ἀλλήλοις εἰς πατρικὴν καὶ συγγενικὴν
2 ἦλθον αἵρεσιν καὶ φιλοστοργίαν πρὸς ἀλλήλους. πρώτη δέ τις ἐνέπεσεν ὁρμὴ καὶ ζῆλος τῶν καλῶν τὸ τὴν ἐπὶ σωφροσύνῃ δόξαν ἀναλαβεῖν καὶ παραδραμεῖν ἐν τούτῳ τῷ μέρει τοὺς κατὰ τὴν αὐτὴν ἡλικίαν ὑπάρ- 20
3 χοντας. ὢν δὲ μέγας οὗτος καὶ δυσέφικτος ὁ στέφανος εὐθήρατος ἦν κατ' ἐκεῖνον τὸν καιρὸν ἐν τῇ **[1096**
4 Ῥώμῃ διὰ τὴν ἐπὶ τὸ χεῖρον ὁρμὴν τῶν πλείστων. οἱ μὲν γὰρ εἰς ἐρωμένους τῶν νέων, οἱ δ' εἰς ἑταίρας ἐξεκέχυντο, πολλοὶ δ' εἰς ἀκροάματα καὶ πότους καὶ 25

---

4 *σὺ πάντα Be*, *σύμ|παντα* P 5 *συμβιώσει Di* auctore Cobeto var. lect. p. 317 extr., sed v. Eberhardum l. c. 31 et Guil. Schmidtium Fleckeis annal. suppl. 20 (1894), 446 ann. 4 16 *αὑτῶν Be*, *αὐτῶι|* P, *αὐτῶν Va* vulgo 19 *σωφροσύνην* P, corr. *Va* 20 *ἡλι|αν* (s. acc.) P, corr. *Va* 21 *δυσεφικτοσ* (s. acc.) P, *δυσεφικτὸς Va*, corr. Ernestus in lex. 35 25 *δὲ εἰσ* P, corr. *Ben* 302 *BW*

τὴν ἐν τούτοις πολυτέλειαν, ταχέως ἡρπακότες ἐν τῷ Περσικῷ πολέμῳ τὴν τῶν Ἑλλήνων εἰς τοῦτο τὸ μέρος εὐχέρειαν. καὶ τηλικαύτη τις ἐνεπεπτώκει περὶ τὰ 5
1255] τοιαῦτα τῶν ἔργων ἀκρασία τοῖς νέοις [(31, 24, 3)
5 ὥστε πολλοὺς μὲν ἐρώμενον ἠγορακέναι ταλάντου, πολλοὺς δὲ ταρίχου Ποντικοῦ κεράμιον τριακοσίων [1085 δραχμῶν. ἐφ' οἷς καὶ Μάρκος (ἀγανακτῶν) [5[a] (31, 24, 4) εἶπέ ποτε πρὸς τὸν δῆμον ὅτι μάλιστ' ἂν κατίδοιεν τὴν ἐπὶ (τὸ) χεῖρον προκοπὴν τῆς πολιτείας ἐκ τούτων,
10 ὅταν πωλούμενοι πλεῖον εὑρίσκωσιν οἱ μὲν εὐπρεπεῖς παῖδες τῶν ἀγρῶν, τὰ δὲ κεράμια τοῦ ταρίχου τῶν
1269] ζευγηλατῶν. συνέβη δὲ τὴν παροῦ- [6 (32, 11, 6) 1096

---

2 εἰς *Va*, ἐν P, περὶ Diod. 31, 26, 7 3 τοσαύτη καὶ τηλικαύτη Wilamowitzius l. c. v. ann. sequ. 5—12 post ταλάντου ex ecloga Vaticani (p. 78, 29—79, 4 *Hey*, v. Diod. 31, 24. 37, 3, 6): Ὅτι τοσαύτη τις ἀκρασία (ἀκρασία coni. *BW*, e cod. confirmavit *Bo*, ἀκολασία vulgo post *Ma*) καὶ τηλικαύτη ἐνεπεπτώκει ἐκτοπωτάτων [τηλικαύτη (ἐπιθυμία) ἐν. ἐκτ. *Hey Zeitschr. f. Alterth.-Wiss.* 1847, 328 (cum duobus hiatibus), τηλικαύτη | ενεπεπτώκει ἔγ . . το . πτων ἔργων legit *Bo*, τηλικαύτη φιλοτιμία τῶν ἐκτοπ. ἔργων ἐμπεπτώκει coni. *Hu*] ἔργων τοῖς νέοις ὥστε πολλοὺς μὲν ἐρώμενον ἠγορακέναι ταλάντου κτλ. [31, 24, 3. 4 *Hu*] omnia ea, quae vocabulum ταλάντου huius epitomae sequuntur (πολλοὺς δὲ — 349, 12 ζευγηλατῶν) Metzungium l. c. 18 partim secutus inserit *BW*; idem fecit Wilamowitzius l. c. Praeterea conferenda sunt verba Athen. 6, 274[f], quae *Va* ann. 26 censet post ἠγορακέναι ταλάντου (349, 5) esse ponenda, haec: Κάτων δὲ ἐκεῖνος, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ πρώτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν, ἐδυσχέραινε καὶ ἐκεκράγει, ὅτι τινὲς τὰς ξενικὰς τρυφὰς εἰσήγαγον εἰς τὴν Ῥώμην, τριακοσίων μὲν δραχμῶν κεράμιον ταρίχων Ποντικῶν ὠνησάμενοι, καὶ μειράκια δ' εὔμορφα ὑπερβαλλούσης ἀγρῶν (ἀγρὸν coni. Wilamowitzius, sed v. Diod. 37, 3, 6) τιμῆς [31, 24, 1. 2 *Hu*] 6 Ποντικοῦ *Hey*, ἀλοντικοῦ| vel ὀλοντικοῦ| M secundum *Hey*, 'ποντικου videtur, ἀλοντικοῦ vel ὀλοντικοῦ non fuit' *Bo* 7. 8 μάρκος . . . . . . εἰπέ| M, Μάρκος (ἀγανακτῶν) εἰπέ *Hey* e Diod. 31, 24, *M. ἀ.* εἰπέν Wilamowitzius l. c. 9 τὸ add. *Di* e Diod., 'certe inter ἐπὶ et χεῖρον est in M spatium duarum litterarum' *Bo*

σαν αἵρεσιν οἷον ἐκλάμψαι κατὰ τοὺς νῦν λεγομένους καιροὺς πρῶτον μὲν διὰ τὸ καταλυθείσης τῆς ἐν Μακεδονίᾳ βασιλείας δοκεῖν ἀδήριτον αὐτοῖς ὑπάρχειν
7 *τὴν περὶ τῶν ὅλων ἐξουσίαν, ἔπειτα διὰ τὸ πολλὴν ἐπίφασιν γενέσθαι τῆς εὐδαιμονίας περί τε τοὺς κατ'* 5 *ἰδίαν βίους καὶ περὶ τὰ κοινά, τῶν ἐκ Μακεδονίας*
8 *μετακομισθέντων εἰς τὴν Ῥώμην χορηγίων. πλὴν ὅ γε Σκιπίων ὁρμήσας ἐπὶ τὴν ἐναντίαν ἀγωγὴν τοῦ βίου καὶ πάσαις ταῖς ἐπιθυμίαις ἀντιταξάμενος καὶ κατὰ πάντα τρόπον ὁμολογούμενον καὶ σύμφωνον ἑαυτὸν κατασκευάσας* 10 *κατὰ τὸν βίον ἐν ἴσως πέντε τοῖς πρώτοις ἔτεσι πάνδημον ἐποιήσατο τὴν ἐπ' εὐταξίᾳ καὶ σωφροσύνῃ δόξαν.*

9 *Μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ὥρμησεν ἐπὶ τὸ περὶ τὰ χρήματα μεγαλοψυχίᾳ καὶ καθαρότητι διενεγ-*
10 *κεῖν τῶν ἄλλων. πρὸς δὲ τοῦτο τὸ μέρος καλὴν μὲν* 15
1270] *ὑποδοχὴν εἶχε τὴν μετὰ τοῦ κατὰ φύσιν πατρὸς συμβίωσιν, καλὰς δ' ἐκ φύσεως ὁρμὰς αὐτὸς ἐπὶ τὸ δέον· πολλὰ δ' αὐτῷ καὶ ταὐτόματον συνήργησε πρὸς τὴν ἐπιβολὴν ταύτην.*

26 (32, 12)] *Πρώτη μὲν γὰρ αὐτῷ μετήλλαξε τὸν βίον* 20 *ἡ τοῦ κατὰ θέσιν πατρὸς μήτηρ, ἥτις ἦν ἀδελφὴ μὲν τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου, γυνὴ δὲ τοῦ κατὰ θέσιν πάππου Σκιπίωνος τοῦ μεγάλου προσ-*

---

4 **Suid. v. *ἐπίφασις*: 4 *διὰ τὸ — 7 χορηγιῶν*,** v. *Ca* 1021
5 *τε* add. *Sch* e Suida 6 *ἐκ Va* pro *ἐν* 7 *μετακομισθέντων*| — *χορηγιῶν* P *Va*, corr. *Sch*, *μετακομισθεισῶν — χορηγιῶν* Suid. 9 *τρόπρν* P, corr. *Va* 11 ἐ P 12 *τὴν* P *Sch*, *κατὰ τὴν Va* vulgo *αὐτοαξίᾳ*| P (sed medium *α* puncto notatur et super *ο* ac post tertium *α* est rasura), corr. *Va* ann. 26 coll. Diod. 31, 27, 1 *Sch*, *αὐταρκείᾳ Rei* 764 15 s. *καλὸν μὲν ὑπόδειγμα εἶχε* (cum hiatu) vel *καλὴν μὲν εἶχε διδαχὴν Rei* 764
18 *δὲ* P, corr *Ben* 302 *BW* 20 *πρώτην* P, *πρώτη Va*, *πρῶτον* coni. *Sch* 21 *ἢν Va* pro *ἦν* 22 *πρὸς* P, *πατέρος Va*, corr. *Gro*

αγορευθέντος. ταύτης ἀπολιπούσης οὐσίαν μεγάλην 2 κληρονόμος ὢν πρῶτον ἐν τούτοις ἔμελλε πεῖραν δώσειν τῆς ἑαυτοῦ προαιρέσεως. συνέβαινε δὲ τὴν 3 Αἰμιλίαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ προειρημένῃ γυναικί, 5 μεγαλομερῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις, ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνος· χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν [4 1097 ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸς τὴν θυσίαν, ποτὲ μὲν ἀργυρᾶ, ποτὲ δὲ χρυσᾶ, 10 πάντα συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους αὐτῇ, τό τε τῶν παιδισκῶν καὶ τὸ τῶν οἰκετῶν τῶν 5 παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις. ταύτην 6 δὴ τὴν περικοπὴν ἅπασαν εὐθέως μετὰ τὸν τῆς Αἰμιλίας τάφον ἐδωρήσατο τῇ μητρί, * * * ᾗ συνέβαινε 15 κεχωρίσθαι μὲν ἀπὸ τοῦ Λευκίου πρότερον ἤδη χρόνοις πολλοῖς, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεστέραν ἔχειν

3—352, 8 **Suid.**: *Αἰμιλία· Σκιπίωνος τοῦ μεγάλου γυνή ἣ συνέβαινε μεγαλοπρεπῆ τὴν περίστασιν κτλ.—μεγαλοψυχίαν* 3—6 **Suid. v.** *περίστασις*: Πολύβιος· *συνέβαινε δὲ μεγαλομερῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις* 4 *αἱμιλίαν* et sic constanter (p. 351, 13. 352, 4. 356, 1) cum spir. aspero P, corr. *Va* 5 *μεγαλοπρεπῆ* Suid. priore loco 6. 7 *τοῦ Σκιπίωνος* Suid. 7—11 **Suid. v.** *ἀπήνη*: *χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸς θυσίαν ἀργυρᾶ πάντα καὶ χρυσᾶ συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους Αἰμιλίᾳ, τῇ τοῦ Σκιπίωνος γαμετῇ* 8 *κανὰ* P, corr. e Suid. *Sch* 9 *τὰ* P Suid. *Sch*, om. *Va* vulgo 9 s. *πρὸς θυσίαν ἀργυρᾶ καὶ χρυσᾶ πάντα* Suid. priore loco, *πρ. θ. ἀργ. πάντα κ. χρ.* Suid. posteriore loco 10 *ἐπιφανεῖσ* P Suid. *Hu*, *ἐπιφανεστάτας Va* vulgo 12 ss. **Suid. v.** *περικοπή*: Πολύβιος· *ταύτην τὴν περικοπὴν ἐδωρήσατο τῇ τῆς Αἰμιλίας μητρί* 13 *δὴ* om. Suid. posteriore loco 13 *ἅπασαν*—14 *τάφον* om. Suid. ibid. 13 *ἅπασαν* om. Suid. priore loco 14 *ἐδορήσατο* P, corr. *Va* 14 * * *] lac. indicat coll. Diod. 31, 27, 3 *BW* et add. unum versum: *τῇ Παπειρίᾳ, τοῦτο γὰρ ἦν ὄνομα τῆς προειρημένης γυναικός*, 15. 16 *πολλοῖς χρόνοις* Suid. 16 *ἐλλειπεστέραν* P vulgo, *ἐλλιπεστέραν* Suid. cod. A et V *Be*

7 τῆς κατὰ τὴν εὐγένειαν φαντασίας. διὸ τὸν πρὸ τοῦ
χρόνον ἀνακεχωρηκυίας αὐτῆς ἐκ τῶν ἐπισήμων ἐξόδων,
τότε κατὰ τύχην οὔσης ἐπιφανοῦς καὶ πανδήμου θυ-
σίας, ἐκπορευομένης αὐτῆς ἐν τῇ τῆς Αἰμιλίας περι-
κοπῇ καὶ χορηγίᾳ, καὶ πρὸς τοῖς ἄλλοις καὶ τῶν 5
ὀρεοκόμων καὶ τοῦ ζεύγους καὶ τῆς ἀπήνης τῆς αὐτῆς
8 ὑπαρχούσης, συνέβη τὰς γυναῖκας θεωμένας τὸ γεγονὸς
ἐκπλήττεσθαι τὴν τοῦ Σκιπίωνος χρηστότητα καὶ με-
1271] γαλοψυχίαν καὶ πάσας προτεινούσας τὰς χεῖρας
9 εὔχεσθαι τῷ προειρημένῳ πολλὰ κἀγαθά. τοῦτο δὲ 10
πανταχῇ μὲν ἂν εἰκότως φαίνοιτο καλόν, ἐν δὲ Ῥώμῃ
καὶ θαυμαστόν· ἁπλῶς γὰρ οὐδεὶς οὐδενὶ δίδωσι τῶν
10 ἰδίων ὑπαρχόντων ἑκὼν οὐδέν. πρώτη μὲν οὖν αὕτη
καταρχὴ τῆς ἐπὶ καλοκἀγαθίᾳ φήμης αὐτῷ συνεκύρησε
καὶ μεγάλην ἐποίησε προκοπήν, ἅτε τοῦ τῶν γυναικῶν 15
γένους καὶ λάλου καὶ κατακοροῦς ὄντος, ἐφ' ὅ,τι ἂν
ὁρμήσῃ.

27 (32,13)] Μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος μὲν τοῦ
μεγάλου θυγατράσιν, ἀδελφαῖς δὲ τοῦ κατὰ (θέσιν)
πατρός, * * * λαβόντος, αὐτὸν ἔδει τὴν ἡμίσειαν ἀπο- 20
2 δοῦναι τῆς φερνῆς. ὁ γὰρ πατὴρ συνέθετο μὲν ἑκατέρᾳ
3 τῶν θυγατέρων πεντήκοντα τάλαντα δώσειν, τούτων

---

4 ἐκπορ * ευομένησ P 5 καὶ πρὸσ P Suid. *Sch*, πρὸς *Va* vulgo 6 ὀρεο|κόμων P, ὀρεωκόμων *Di* e Suida ante αὐτῆς add. τῆς e Suida *Sch*, om. P *Va* vulgo 10 καὶ ἀγαθὰ P, corr. *B W* Fleckeis. annal. 1889, 689 13 πρώτη. (sic) vel πρώτηι P, corr. *Va* 14 συν-εκήρυσε| P, corr. *Va* 15. 16 Suid. v. κατακόρου: ἅτε τοῦ τῶν γυναικῶν γένους καὶ λάλου καὶ κατακόρου ὄντος 16 κατακόρου P Suid., corr. *Ben* 301 s. *Di* 19 s. τοῦ κατ̅α̅π̅ρ̅σ̅ λαβόν|τοσ αὐτὸν P, τοῦ κατὰ (θέσιν) πατρὸς λαβόντος αὐτὸν *Va* vulgo, τοῦ κατὰ (θέσιν) πατρὸς τὴν κληρονομίαν (παρα)λαβόντα αὐτὸν (cum hiatu) *Rei* 765, τοῦ κατὰ (θέσιν πατρὸς τὴν κληρονομίαν) παραλαβόντ' αὐτὸν coni. *Hu* 21. 353, 6 φέρνησ P, corr. *Be* 22 θυγατέρ P, corr. *Va* μ̅ P, πεντήκοντα corr. *Va* ann. 26, v. Th. Mommsenum *Röm. Forsch.* II 489

δὲ τὸ μὲν ἥμισυ παραχρῆμα τοῖς ἀνδράσιν ἔδωκεν ἡ
μήτηρ, τὸ δ' ἥμισυ κατέλειπεν ἀποθνήσκουσα προσοφει-
λόμενον, ὅθεν ἔδει τὸν Σκιπίωνα διαλύειν τοῦ(το) τὸ 4
χρέος ταῖς τοῦ πατρὸς ἀδελφαῖς. κατὰ δὲ τοὺς Ῥω- 5
5 μαίων νόμους δέον ἐν τρισὶν ἔτεσιν ἀποδοῦναι τὰ
προσοφειλόμενα χρήματα τῆς φερνῆς ταῖς γυναιξί, [1098
προδοθέντων πρώτων τῶν ἐπίπλων εἰς δέκα μῆνας
κατὰ τὸ παρ' ἐκείνοις ἔθος, εὐθέως ὁ Σκιπίων συν- 6
έταξε τῷ τραπεζίτῃ τῶν εἴκοσι καὶ πέντε ταλάντων
10 ἑκατέρᾳ ποιήσασθαι τὴν ἀνταπόδοσιν ἐν τοῖς δέκα
μησί. τοῦ δὲ Τεβερίου (καὶ) τοῦ Νασικᾶ Σκιπίωνος, 7
οὗτοι γὰρ ἦσαν ἄνδρες τῶν προειρημένων γυναικῶν,
ἅμα τῷ διελθεῖν τοὺς δέκα μῆνας προσπορευομένων
πρὸς τὸν τραπεζίτην καὶ πυνθανομένων, εἴ τι συνετέ-
15 τακτο Σκιπίων αὐτῷ περὶ τῶν χρημάτων, κἀκείνου
κελεύοντος αὐτοὺς κομίζεσθαι καὶ ποιοῦντος τὴν δια-
γραφὴν ἑκατέρῳ τῶν εἴκοσι καὶ πέντε ταλάντων,
ἀγνοεῖν αὐτὸν ἔφασαν· δεῖν γὰρ αὐτοὺς οὐ πᾶν κατὰ 8
τὸ παρόν, ἀλλὰ τὸ τρίτον μέρος κομίζεσθαι κατὰ τοὺς
1272] νόμους. τοῦ δὲ φάσκοντος οὕτως αὐτῷ συν- 9
τεταχέναι τὸν Σκιπίωνα, διαπιστήσαντες προῆγον ἐπὶ
τὸν νεανίσκον, διειληφότες ἐκεῖνον ἀγνοεῖν. καὶ τοῦτ'
ἔπασχον οὐκ ἀλόγως· οὐ γὰρ οἷον πεντήκοντα τάλαντα 10
δοίη τις ἂν ἐν Ῥώμῃ πρὸ τριῶν ἐτῶν, ἀλλ' οὐδὲ τά-
25 λαντον ἓν πρὸ τῆς τεταγμένης ἡμέρας· τοιαύτη τίς 11

---

3 s. τοῦτὸ χρέοσ P, corr. *Va* 7 πρώτων τῶν *Sch*, τῶν| πρω-των (s. acc.) P, τῶν πρώτων *Va* vulgo 7. 13 ῑ P 9. 17 κ̄ καὶ ε̄ P 10 |ἑκατέραν P *Rei* 765, corr. *Va* 10. 11 δέκα μησί *Va*, ἴμησι (sic) P 11 τι|βερίου P, corr. Wilamowitzius l. c., v. ad 22, 6, 6 καὶ add. *Va* νανσικᾶ P, corr. *Sch* 15 Σκιπίων del. et hiatum Polybio obtrudit *Be* 21 |δια-πιστίσαντεσ P, corr. *Va* 23 οὐ καλόγωσ P, corr. *Va*

ἐστι καὶ τηλικαύτη παρὰ πάντας ἅμα μὲν ἀκρίβεια
περὶ τὸ διάφορον, ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον.
12 οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανο-
μένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δ' εἰπόντος
ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν 5
13 ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμφανίζοντες· ἐξεῖναι γὰρ
αὐτὸν κατὰ τοὺς νόμους χρῆσθαι τοῖς διαφόροις ἱκανὸν
14 ἔτι χρόνον. ὁ δὲ Σκιπίων ἔφησεν ἀγνοεῖν τούτων
οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν
νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ φίλοις 10
15 ἁπλῶς χρῆσθαι (καὶ) γενναίως κατὰ δύναμιν. διὸ
παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ
16 τοῦ τραπεζίτου. οἱ δὲ περὶ τὸν Τεβέριον ταῦτ' ἀκού-
σαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν
τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς 15
αὐτῶν μικρολογίας, καίπερ ὄντες οὐδενὸς δεύτεροι
Ῥωμαίων.

28 (32, 14)] Μετὰ δ' ἔτη δύο μεταλλάξαντος τοῦ
κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου καὶ κατα- [1099
λιπόντος κληρονόμους τῆς οὐσίας αὐτόν τε καὶ τὸν 20
ἀδελφὸν Φάβιον, καλόν τι καὶ μνήμης ἄξιον ἐποίησεν.
2 ὁ γὰρ Λεύκιος ὑπάρχων ἄτεκνος διὰ τὸ τοὺς (μὲν)
εἰς ἑτέρας οἰκίας ἐκδεδόσθαι, τοὺς δ' ἄλλους υἱούς,

---

1 πα|ραπάντασ P, *παρὰ πάντας Va* vulgo, *παρ' αὐτοῖς* coni. *Be*, *περὶ πάντας Di*, v. Krebsium *D. Präpos.* cet. 55 ἀκρίβια P, corr. *Va* 2 διαφερον (s. acc.) P, διαφέρον *Va*, corr. *Gro* 3 post ἀλλὰ quinque litterae erasae in P 4 πωσ (ωσ in rasura) P, corr. *Va* 7 αὐτὸν P *B W*, αὐτῷ *Va* vulgo 8 ἔτι *Gro* not. 452, ἐπι (s. acc.) P, ἐπὶ *Va* ἔφη | ἀγνοεῖν P, ἔφησεν ἀγνοεῖν *Hu*, ἀγνοεῖν ἔφη Wilamowitzius l. c. 10 συγγενεῦσι P, corr. *Va* 11 |γενναίωσ P, (καὶ) γενναίως *Va* 13 τιβέριον P, corr. Wilamowitzius l. c., v. ad 22, 6, 6 16 αὐτῶν P, corr. Didotiana 18 ἔτη B̄ P 19 λουκίου P, corr. *Gro* 22 μὲν add. *Va*

οὓς ἔτρεφε διαδόχους [καὶ] τοῦ γένους, πάντας μετηλ-
λαχέναι, τούτοις ἀπέλιπε τὴν οὐσίαν. ὁ δὲ Σκιπίων 3
θεωρῶν αὐτοῦ τὸν ἀδελφὸν καταδεέστερον ὄντα τοῖς
ὑπάρχουσιν ἐξεχώρησε πάντων τῶν ὑπαρχόντων, οὔσης
5 τῆς ὅλης τιμήσεως ὑπὲρ ἑξήκοντα τάλαντα, διὰ τὸ
1278] μέλλειν οὕτως ἴσον ὑπάρχειν αὐτῷ κατὰ τὴν οὐσίαν
τὸν Φάβιον. γενομένου δὲ τούτου περιβοήτου, προσ- 4
έθηκεν ἕτερον τούτῳ δεῖγμα τῆς αὐτοῦ προαιρέσεως
ἐμφανέστερον· βουλομένου γὰρ τἀδελφοῦ μονομαχίας 5
10 ἐπὶ τῷ πατρὶ ποιεῖν, οὐ δυναμένου δὲ δέξασθαι τὴν
δαπάνην διὰ τὸ πλῆθος τῶν ἀναλισκομένων χρημάτων,
καὶ ταύτης τὴν ἡμίσειαν εἰσήνεγκεν ὁ Σκιπίων ἐκ τῆς
ἰδίας οὐσίας. ἔστι δ' οὐκ ἐλάττων ἡ σύμπασα τριά- 6
κοντα ταλάντων, ἐάν τις μεγαλομερῶς ποιῇ. * * * φήμης 7
15 περὶ αὐτοῦ (δια)διδομένης, μετήλλαξεν ἡ μήτηρ. ὁ δὲ 8
τοσοῦτον ἀπέσχε τοῦ κομίσασθαί (τι) ὧν πρότερον
ἐδωρήσατο, περὶ ὧν ἀρτίως εἶπον, ὥστε καὶ ταῦτα καὶ
τὴν λοιπὴν οὐσίαν τὴν τῆς μητρὸς ἅπασαν ἀπέδωκε
ταῖς ἀδελφαῖς, ἧς οὐδὲν αὐταῖς προσῆκε κατὰ τοὺς
20 νόμους. διὸ πάλιν τῶν ἀδελφῶν παραλαβουσῶν τὸν 9
ἐν ταῖς ἐξόδοις κόσμον καὶ τὴν περίστασιν τὴν τῆς

---

1 καὶ P, αὑτοῦ (αὐτοῦ corr. *Be*) καὶ *Va*, τοῦ τ' ὀνόματος καὶ coni. *Hu*, καὶ del. *B W* auctore *Sch* 3. 8 αὑτοῦ P, corr. *Be* 3 καταδεέστερων *Hu* errato typographico 4 ὑπαρχόντων Hultschio suspectum conicienti αὐτῷ καθηκόντων 5 ξ̄ P

6 ὑπάρχην P, corr. *Va* 10 οὐ δυναμεν̊ οὐδεδέξασθαι P, corr. *Va* 12 ἡμισείαν (σ in ras.) P, corr. *Va* 13 οὐκέλαττον P, corr. *Va* 14 * * *] lac. indicat et add. μεγάλης δὲ vel λαμπρᾶς δὲ vel τοιαύτης δὲ *Rei* 766, insuper ante φήμης add. ἤδη Ern. Schulzius l. c. 55, λαμπρᾶς δ' ἤδη διὰ ταῦτα τῆς add. Wilamowitzius l. c. 15 διδομένησ P, corr. *Rei* 766 *Sch* 16 τὸ σοῦτον P, corr. *Va* ἀπέσχετο P, ἀπέσχε τοῦ corr. *Be* e Diod. 31, 27, 7 τι add. Ern. Schulzius l. c. 56 e Diod. 19 αἷς οὐδὲν αὐτῆς coni. *Hu*, sed v. Diod. l. c.

Αἰμιλίας, πάλιν ἐκαινοποιήθη τὸ μεγαλόψυχον καὶ φιλοίκειον τῆς τοῦ *Σκιπίωνος* προαιρέσεως.

10 Ταῦτα μὲν οὖν προκατεσκευασμένος ἐκ τῆς πρώτης ἡλικίας *Πόπλιος Σκιπίων* προῆλθε πρὸς τὸ φιλοδοξεῖν
11 σωφροσύνῃ καὶ καλοκἀγαθίᾳ. εἰς ἣν ἴσως ἑξήκοντα 5
τάλαντα δαπανήσας, τοσαῦτα γὰρ ἦν προειμένος τῶν ἰδίων, ὁμολογουμένην ἔσχε τὴν ἐπὶ καλοκἀγαθίᾳ φήμην, οὐχ οὕτω τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δόσεως καὶ τῷ χειρι-
12 σμῷ τῆς χάριτος. τὴν δὲ σωφροσύνην περιεποιή- [1100
σατο δαπανήσας μὲν οὐδέν, πολλῶν δὲ καὶ ποικίλων ἡδονῶν ἀποσχόμενος προσεκέρδανε τὴν σωματικὴν
13 ὑγίειαν καὶ τὴν εὐεξίαν, ἥτις αὐτῷ παρ' ὅλον τὸν βίον παρεπομένη πολλὰς ἡδονὰς καὶ καλὰς ἀμοιβὰς
1274] ἀπέδωκεν ἀνθ' ὧν πρότερον ἀπέσχετο τῶν προ- 15
χείρων ἡδονῶν.

29 (32, 15)] Λοιποῦ δ' ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν (μέρους) καὶ κυριωτάτου σχεδὸν ἐν πάσῃ μὲν πολιτείᾳ μάλιστα δ' ἐν τῇ *Ῥώμῃ*, μεγίστην ἔδει καὶ τὴν
2 ἄσκησιν περὶ τοῦτο τὸ μέρος ποιήσασθαι. καλὸν μὲν 20
οὖν τι πρὸς ταύτην τὴν ἐπιβολὴν αὐτῷ καὶ διὰ τῆς
3 τύχης ἐγένετο συνέργημα. τῶν γὰρ ἐν *Μακεδονίᾳ* βασιλικῶν μεγίστην ποιουμένων σπουδὴν περὶ τὰς

---

5 *εἰσ ἣν* P, *εἰς ἣν Va*, *καὶ μὴν* coni. *Hu* ξ̄ P 6 *τὸ σαύτα* P, corr. *Va* *προεμενοσ* (s. acc.) P, *προέμενος Va* vulgo, corr. *Di* 8 *παρακείμενον* P, corr. *Rei* 766 *Sch*, v. Diod. l. c. 13 *ὑγεί|αν* P, *ὑγίαν* et *ει* super *α* cod. Peirescianus Diodori l. c., *ὑγίειαν* corr. *Di*, v. Meisterhansium *Gramm. d. att. Inschr.* Berolini 1900, § 15, 29 15 *τῶν* del. Lammertus Fleckeis. annal. 1888, 631, sed v. Winerum *Gramm. d. neutest. Sprachidioms* Lips. 1855, § 47a 17 *ἀνδρείαν|* (des. fol. 294r) P, *ἀνδρείαν μέρους* Ern. Schulzius apud *Hu* coll. Diod. 31, 27, 8 *BW* 21 *αὐτῶι* P *Hu*, *αὐτοῦ Va* vulgo 23 *βασιλικῶν* P, *βεβασιλευκότων* coni. *Rei* 766, *βασιλέων* coni. *Be* coll. Diod. l. c. *Di*

*κυνηγεσίας καὶ Μακεδόνων ἀνεικότων τοὺς ἐπιτηδειο-
τάτους τόπους πρὸς τὴν τῶν θηρίων συναγωγήν, ταῦτα* 4
*συνέβη τὰ χωρία τετηρῆσθαι μὲν ἐπιμελῶς, καθάπερ
καὶ πρότερον, πάντα τὸν τοῦ πολέμου χρόνον, κεκυνη-*
5 *γῆσθαι* (*δὲ*) *μηδέποτε τῶν τεττάρων ἐτῶν διὰ τοὺς
περισπασμούς· ᾗ καὶ θηρίων ὑπῆρχε πλήρη παντοδα-
πῶν. τοῦ δὲ πολέμου λαβόντος κρίσιν, ὁ Λεύκιος* 5
*καλλίστην ὑπολαμβάνων καὶ τὴν ἄσκησιν καὶ τὴν
ψυχαγωγίαν ὑπάρχειν τοῖς νέοις τὴν περὶ τὰ κυνη-*
10 *γέσια, τούς τε κυνηγοὺς συνέστησε τοὺς βασιλικοὺς
τῷ Σκιπίωνι καὶ τὴν ἐξουσίαν τὴν περὶ τὰ κυνηγέσια
παρέδωκε τούτῳ πᾶσαν· ἧς ἐπιλαβόμενος ὁ προειρη-* 6
*μένος καὶ νομίσας οἱονεὶ βασιλεύειν, ἐν τούτῳ κατ-
εγίνετο πάντα τὸν χρόνον, ὅσον ἐπέμεινε τὸ στρατόπεδον*
15 *μετὰ τὴν μάχην ἐν τῇ Μακεδονίᾳ. γενομένης δὲ μεγά-* 7
*λης ἐνθουσιάσεως περὶ τοῦτο τὸ μέρος, ὡς κατά τε
τὴν ἡλικίαν ἀκμαίως ἔχοντος αὐτοῦ καὶ κατὰ φύσιν
οἰκείως διακειμένου, καθάπερ εὐγενοῦς σκύλακος, ἐπί-
μονον αὐτοῦ συνέβη γενέσθαι τὴν περὶ τὰς κυνηγεσίας*
20 *ὁρμήν. διὸ καὶ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ* 8
*προσλαβὼν τὸν τοῦ Πολυβίου πρὸς τοῦτο τὸ μέρος
ἐνθουσιασμόν, ἐφ' ὅσον οἱ λοιποὶ τῶν νέων περὶ τὰς
κρίσεις καὶ τοὺς χαιρετισμοὺς ἐσπούδαζον, κατὰ τὴν
ἀγορὰν ποιούμενοι τὴν διατριβήν, καὶ διὰ τούτων*
1275] *συνιστάνειν ἑαυτοὺς ἐπειρῶντο τοῖς πολλοῖς,* [1101

---

1 *Μακεδονίας BW*, *Μακεδόνων* Hultschio suspectum del. Wilamowitzius l. c. 3 *συνέβη*] v. *Hu E.Z.* XIX 4 4 *χρόνō|νον* P, corr. *Va* 5 *δὲ* add. *Va* *τῶν* P *Rei* 766 *Sch*, (*διὰ*) *τῶν Va* vulgo 9 *τὴν περὶ Va*, *τήν τε|* P 13 *κατεσίνετο* coni. *Va* (errat *Rei* 766) 16 *ἐνθουσιάσεως BW*, *ἐξουσίασ* P, *σπουδῆς* vel *ἐπιθυμίας* coni. *Be*, *εὐεξίας* coni. *Hu* *τούτω* P, corr. *Va* *ὡς κατά τε Be*, *ὥστε|κατὰ* P, *ἅτε κατὰ* coni. *Sch*, *ἅτε καὶ κατὰ Di* 25 *ἐπειρόντο* P, corr. *Va*

9 ἐπὶ τοσοῦτον ὁ Σκιπίων ἐν ταῖς κυνηγεσίαις ἀναστρεφόμενος καὶ λαμπρὸν ἀεί τι ποιῶν καὶ μνήμης
10 ἄξιον καλλίω δόξαν ἐξεφέρετο τῶν ἄλλων. οἷς μὲν γὰρ οὐκ ἦν ἐπαίνου τυχεῖν, εἰ μὴ βλάψαιέν τινα τῶν πολιτῶν· ὁ γὰρ τῶν κρίσεων τρόπος τοῦτ' ἐπιφέρειν 5
11 εἴωθεν· ὁ δ' ἁπλῶς οὐδένα λυπῶν ἐξεφέρετο τὴν ἐπ' ἀνδρείᾳ δόξαν πάνδημον, ἔργῳ πρὸς λόγον ἁμιλλώ-
12 μενος. τοιγαροῦν ὀλίγῳ χρόνῳ τοσοῦτον παρέδραμε τοὺς καθ' αὑτὸν ὅσον οὐδείς πω μνημονεύεται Ῥωμαίων, καίπερ τὴν ἐναντίαν ὁδὸν πορευθεὶς ἐν φιλο- 10 δοξίᾳ τοῖς ἄλλοις ἅπασι πρὸς τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα.

30 (32, 16)] Ἐγὼ δὲ πλείω πεποίημαι λόγον ὑπὲρ τῆς Σκιπίωνος αἱρέσεως ἐκ τῆς πρώτης ἡλικίας, ἡδεῖαν μὲν ὑπολαμβάνων εἶναι τοῖς πρεσβυτέροις, ὠφέλιμον 15
2 δὲ τοῖς νέοις τὴν τοιαύτην ἱστορίαν, μάλιστα δὲ βουλόμενος πίστιν παρασκευάζειν τοῖς λέγεσθαι μέλλουσιν ἐν ταῖς ἑξῆς βύβλοις περὶ αὐτοῦ πρὸς τὸ μήτε διαπορεῖν τοὺς ἀκούοντας διὰ τὸ παράδοξά τινα φανήσεσθαι τῶν συμβαινόντων μετὰ ταῦτα περὶ αὐτόν, μήτ' 20 ἀφαιρουμένους τἀνδρὸς (τὰ) κατὰ λόγον γεγονότα κατορθώματα τῇ τύχῃ προσάπτειν, ἀγνοοῦντας τὰς αἰτίας, ἐξ ὧν ἕκαστα συνέβη γενέσθαι, πλὴν τελέως ὀλίγων, ἃ δεῖ μόνα προσάπτειν τῇ τύχῃ καὶ ταὐτομάτῳ.

---

1 ἐν *Sch* in lex. v. ἀναστρέφειν *Be*, ἐπὶ| P 9 καθαύτὸν P, corr. *Va* 10 φιλοδοξίᾳ *Va*, φιλοξενίᾳ P 12 νόμημα P, corr. *Va* 14. 15 ἡδεῖαν μὲν *Va*, ἴδιαμ̄ὲ P 17 μελλουσι (s. acc.) λέγεσθαι P, λέγεσθαι μέλλουσιν *Ben* 302 *BW*, v. 2, 45, 7. 4, 32, 9 18 βίβλοισ P, corr. *Hu* 19 παράδοξον τινα P, παράδοξόν τι *Va*, corr. *Hu* 20 μετὰ *Rei* 766 *Sch*, μετὰδε P, μετάγε *Va* vulgo 21 τὰ add. *Rei* 766 *Sch*

Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἡμεῖς διεληλυθότες 4
κατὰ τὴν παρέκβασιν αὖθις ἐπάνιμεν ἐπὶ τὴν ἐκτρο-
πὴν τῆς ὑποκειμένης διηγήσεως.

II. RES GRAECIAE.

1256] *Ὅτι Ῥόδιοι τἄλλα σῴζοντες τὴν* [31 (25) 1078 (17a)
τοῦ πολιτεύματος προστασίαν βραχὺ
παρώλισθον ἐν τούτοις τοῖς καιροῖς, ὡς ἐμὴ δόξα·
ἐπεδέξαντο γὰρ σίτου μυριάδας ὀκτὼ καὶ εἴκοσι παρ'
Εὐμένους χάριν τοῦ τὸ λογευθὲν ἐκ τούτων δανείζε-
10 *σθαι, τὸν δὲ τόκον εἰς τοὺς μισθοὺς ὑπάρχειν τοῖς*
παιδευταῖς καὶ διδασκάλοις τῶν υἱῶν. τοῦτο δέ, στενο- 2
χωρίας μὲν ὑπαρχούσης καθάπαξ ἐπὶ τῶν κατ' ἰδίαν
βίων, ἴσως ἂν ἐπιδέξαιτό τις παρὰ τῶν φίλων ἕνεκα
τοῦ μὴ περιιδεῖν ἀπαίδευτα γενόμενα τὰ τέκνα διὰ
15 *τὴν ἀπορίαν· εὐκαιρῶν δὲ τῷ βίῳ πᾶν ἄν τις ὑπο-*
μείναι μᾶλλον ἢ τὸν διδόμενον τοῖς διδασκάλοις
μισθὸν ἐρανίζεσθαι παρὰ τῶν φίλων· ὅσῳ δὲ μεῖζον 3
δεῖ πολιτείαν ἰδιώτου φρονεῖν, τοσῷδε καὶ τὸ πρέπον
ἐπὶ τῶν πολιτικῶν μᾶλλον ἢ τῶν ἰδίων τηρητέον,
20 *Ῥοδίοις δὲ καὶ τελέως διά τε τὴν εὐκαιρίαν τὴν ἐν*
τοῖς κοινοῖς καὶ τὴν ἐπίφασιν τῆς σεμνότητος.

---

2 *ἐκτρωπὴν* P, corr. *Va* 5—21 M 79, 4—16 *Hey*; v. *Me* 18, 31 5 *συζῶντεσ* M, *σώζοντες Di*, *σῴζοντες Hu* 5 *τὴν*—6 *προστασίαν Di* pro *τῆι*—*προστασίαι* 6 *βραχύ* (*τι*) Cobetus *Mnemos.* 1876, 366 8 *μυριάδασ σίτου* M, transponit *Ben* 303 *BW* coll. 5, 1, 11; 89, 7. 28, 2, 5 9 *λογευθὲν* M, *λογισθὲν Ma*, *συλλεχθὲν Ge*, *λοχευθὲν Hey Zeitschr. f. Alt.-Wiss.* 1847, 328, *πορισθὲν* Cobetus l. c., v. Herwerdenum lex. Graec. 504 12 *μὲν* e cod. revocavit *Bo* *καθάπερ* M, *καὶ ἀπορίας Lu* praef. ad Phylarch. 11, corr. Cobetus l. c. *BW* 14 *γινόμενα* vulgo post *Ge*, v. 1, 49, 8. 2, 9, 8 18 *πολιτείαν BW*, *πολίτην* M, *πόλιν* Orellius ind. lect. Turic. 1834, 8 *Di*, *πολίτευμ'* coni. *Hu* 19 *πολιτικῶν* Orellius l. c. *Di*, *πολλῶν* M, *κοινῶν Lu Be*

III. RES ASIAE.

1261 32 (32, 3)] Ὅτι κατὰ τὴν Ἀσίαν Προυσίας [1089
μὲν ἐξέπεμψεν εἰς τὴν Ῥώμην πρεσβευτὰς μετὰ Γαλα-
2 τῶν τοὺς κατηγορήσοντας Εὐμένους, οὗτος δὲ πάλιν
τὸν ἀδελφὸν Ἄτταλον ἐξαπέστειλεν ἀπολογησόμενον 5
3 πρὸς τὰς διαβολάς. Ἀριαράθης δὲ τῇ τε Ῥώμῃ στέ-
φανον ἀπὸ χρυσῶν μυρίων ἔπεμψε καὶ πρεσβευτὰς
τοὺς διασαφήσοντας τῇ συγκλήτῳ τὴν πρὸς τὸν Τε-
βέριον ἀπάντησιν αὐτοῦ καὶ καθόλου παρακαλέσοντας
διασαφεῖν ὑπὲρ ὧν ἂν δέωνται, διότι πᾶν ποιήσειν 10
ἕτοιμός ἐστι Ῥωμαίοις τὸ παραγγελλόμενον. —
33 (32, 4)] Ὅτι τοῦ Μηνοχάρους παραγενηθέντος εἰς
τὴν Ἀντιόχειαν πρὸς Δημήτριον καὶ διασαφήσαντος
τῷ βασιλεῖ τὴν γεγενημένην ἔντευξιν αὐτῷ πρὸς [1090
2 τοὺς περὶ Τεβέριον ἐν τῇ Καππαδοκίᾳ, νομίσας ὁ 15
βασιλεὺς ἀναγκαιότατον εἶναι τῶν παρόντων τὸ τοὺς
προειρημένους ἄνδρας ἐξομιλῆσαι καθ' ὅσον οἷός τ'
3 ἦν, πάντα τἄλλα πάρεργα ποιησάμενος διεπέμπετο πρὸς
τούτους, τὸ μὲν πρῶτον εἰς Παμφυλίαν, μετὰ δὲ ταῦτα
πάλιν εἰς Ῥόδον, πάντα ποιήσειν Ῥωμαίοις ἀναδεχό- 20
μενος, ἕως ἐξειργάσατο βασιλεὺς ὑπ' αὐτῶν προσαγορευ-

2–11 X 219ᵘs., O 248ʳ, U* 260 s., *Ur* CXIX; v. *Me* 14 ss., 31 5 s. ἐξαπέστειλεν post Ἄτταλον inserit *Sch*, post διαβολὰς *Hu*, ἐξαποστείλας post στέφανον vs. 6 Y 6 διαβολὰς *Ur* pro ἐπι-βολὰς 8 τὴν *Sch*, τήν τε Y, τὴν τότε coni. *Hu* τιβέριον Y, corr. *BW*, v. ad 22, 6, 6 9 καὶ — 10 διασαφεῖν Y, om. U* *Ur*, add. *Ca* 952, v. *BW* IV cap. I 3 10 δέονται Y, corr. *Ur* πᾶν] παῖδα O ποιεῖν *Di*, sed v. Kaelkerum l. c. 281
12 — 361, 7 X 220ʳ — 221ʳ, O 248ʳs., U*. 261 s., *Ur* CXX; v. *Me* 14 ss., 31 15 τιβέριον Y, p. 361, 1 τιβέριος Y, corr. *BW*, v. ad 22, 6, 6 17. 18 οἷ θε τ' ἦν O 19 Yᵐ: ῥάδος 20 ῥάδον Y, ῥόδον O (secundum de Boorium) *Ur* 21 ἐξειργάσατο Y *Rei* 719 s. *Sch*, ἐξειργάσαιτο *Ur*, ἐξειργάσαντο *Ca* 952 vulgo

θῆναι. καὶ γὰρ ἦν ὁ Τεβέριος εὔνους αὐτῷ διαφερόν- 4
τως· διὸ καὶ μεγάλα συνεβάλετο πρὸς τὸ καθικέσθαι
1262] καὶ κτήσασθαι τὰ κατὰ τὴν ἀρχὴν αὐτόν. ὁ δὲ 5
Δημήτριος τυχὼν τῆς προειρημένης ἀφορμῆς εὐθέως
5 εἰς τὴν Ῥώμην ἔπεμπε πρεσβευτὰς στέφανόν τε κομί-
ζοντας καὶ τὸν αὐτόχειρα τοῦ Γναΐου γεγονότα καὶ
σὺν τούτοις τὸν κριτικὸν Ἰσοκράτην.

2 *συνεβάλετο* Y *Sch* (v. *Hu* *E.Z.* XXI 18), *συνεβάλλετο* *Ur* vulgo *καθίκεσθαι* Y, corr. *Ur* *καθικ.* (*τῆς προθέσεως*) coni. *Hu* 3 *αὐτῶν* Y, *αὐτῷ* *Ur* vulgo, *αὐτόν* *Ur* not. 92 *Ben* 301 *Hu*; sententia videtur Hultschio ab epitomatore esse in brevius contracta.

FRAGMENTA LIBRI XXXII.

A. OLYMP. 155, 1.

I. RES ITALIAE.

1262 1 (5)] Ὅτι *κατὰ τὸν καιρὸν τοῦτον ἧκον* [1090
*παρ' Ἀριαράθου πρέσβεις στέφανόν τε κομίζοντες ἀπὸ
μυρίων χρυσῶν καὶ διασαφοῦντες τὴν τοῦ βασιλέως
προαίρεσιν, ἣν ἔχει πρὸς τὰ Ῥωμαίων πράγματα,* * * * 5
2 *καὶ τούτων μάρτυρας ἐπήγοντο τοὺς περὶ τὸν Τεβέριον.*
3 *ὧν ἀνθομολογησαμένων ἡ σύγκλητος τόν τε στέφανον
ἀπεδέξατο μετὰ μεγάλης χάριτος καὶ τὰ μέγιστα τῶν
παρ' αὐτῇ νομιζομένων δώρων ἀνταπέστειλε, τόν τε*
4 *σκίπωνα καὶ τὸν ἐλεφάντινον δίφρον. τούτους μὲν* 10
οὖν ἐξ αὐτῆς ἔτι πρὸ τοῦ χειμῶνος ἀπέλυσεν ἡ σύγ-
5 *κλητος. μετὰ δὲ τούτους Ἀττάλου παραγενηθέντος,*

2—363, 8 X 221[r]s., O 248[u]s., U* 262—264, *Ur* CXXI; v. Diod. 31, 28, *Me* 14 ss., 31, *Stei* 49 3 *παρὰ* Y, corr. *Ben* 301 *BW* 5 * * *] lac. indicat Ern. Schulzius l. c. 53 s. et add. e Diod.: *ἔτι δὲ τὴν δι' ἐκείνους γενομένην ἀπόρρησιν τοῦ γάμου καὶ φιλίας πρὸς Δημήτριον* 6 *ἐπήγοντο Di*, *ἐπέμποντο* Y *Ur*, asterisco notavit *Ca* 953, *ἐποιοῦντο* vulgo post *Rei* 720 et *Gro*[m] *τιβέριον* Y, corr. *BW*, v. ad 22, 6, 6 7 *τε* ex X add. de Boorius, om. Y *Ur* vulgo 8 *χαρᾶς* O, corr. O[m] addito *γρ'* 10 *σκή-κονα* X, *σκήπωνα* U** *Ur Hu*, *σκηπίονα* O, *σκηπίωνα Ca* 953 vulgo, corr. *Di* auctore *Sch*, v. Dittenbergerum syll.[2] n. 802, 111 11 *οὖν* Y *Hu*, om. U* *Ur* vulgo

ἤδη τῶν ὑπάτων τὰς ἀρχὰς εἰληφότων, καὶ τῶν Γαλα-
τῶν αὐτοῦ κατηγορησάντων, οὓς ἀπεστάλκει Προυσίας,
(καὶ) πλειόνων ἑτέρων ἀπὸ τῆς Ἀσίας, διακούσασα 6
πάντων ἡ σύγκλητος οὐ μόνον ἀπέλυσε τῶν διαβολῶν
5 τὸν Ἄτταλον, ἀλλὰ καὶ προσαυξήσασα τοῖς φιλαν-
θρώποις ἐξαπέστειλε· καθ' ὅσον γὰρ ἀπηλλοτρίωτο 7
τοῦ βασιλέως καὶ διεφέρετο πρὸς τὸν Εὐμένη, κατὰ
τοσοῦτον ἐφιλοποιεῖτο καὶ συνηῦξε τὸν Ἄτταλον. —

Ὅτι ἧκον καὶ παρὰ τοῦ Δημητρίου τοῦ βασιλέως 2 (6)
1268] πρέσβεις οἱ περὶ τὸν Μηνοχάρην, στέφανον ἀπὸ
μυρίων χρυσῶν τῇ Ῥώμῃ κομίζοντες, ἅμα δὲ καὶ [1091
τὸν προσενέγκαντα τῷ Γναΐῳ τὰς χεῖρας ἄγοντες. ἡ 2
δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε περὶ
τούτων πῶς δεῖ χρήσασθαι τοῖς πράγμασιν, ὅμως δὲ 3
15 προσεδέξατο καὶ τοὺς πρεσβευτὰς καὶ τὸν στέφανον·
τούς γε μὴν ἀγομένους ἀνθρώπους οὐ προσεδέξατο.
καίτοι γε Δημήτριος οὐ μόνον τὸν Λεπτίνην ἀπέστειλε 4
τὸν αὐτόχειρα τοῦ Γναΐου γενόμενον, ἀλλὰ καὶ τὸν
Ἰσοκράτην. οὗτος δ' ἦν μὲν γραμματικὸς τῶν τὰς 5
20 ἀκροάσεις ποιουμένων, φύσει δ' ὢν λάλος καὶ πέρπερος
καὶ κατακορὴς προσέκοπτε μὲν καὶ τοῖς Ἕλλησιν, ἅτε
καὶ τῶν περὶ τὸν Ἀλκαῖον ἐν ταῖς Συγκρίσεσιν ἐπι-
δεξίως σκωπτόντων αὐτὸν καὶ διαχλευαζόντων, παρα- 6

2 ἀπέσταλκε Y, corr. *Be* auctore *Sch* 3 καὶ add. *Ur* 8 ἐφιλοποιεῖτο Y *Sch*, ἐφιλοπονεῖτο U*, ἐφιλοφρονεῖτο *Ur* vulgo συνηύξετο Y, corr. *Rei* 720 *Sch* 9—366, 7 X 221ᵘ—224ᵘ, O 249ᵘ—250ᵘ, U* 264—269, *Ur* CXXII; v. Diod. 31, 29. 30, App. Syr. 47, *Me* 16, 31 9 Xᵐ: μηνόχαρις 10 μηνόχαριν Y, corr. *Rei* 720 *Sch* 11 ἅμα — 22 Συγκρίσεσιν om. O 14 τού-των] τοῦ Herwerdenus *Mnemos.* 1874, 78, sed v. Kaelkerum l. c. 273 19. 20 δὲ Y, corr. *Ben* 302 *BW* 19 ταῖς et ἃς super αἷς X 22 Συγκρίσεσιν] titulum libelli ab Alcaeo editi agnovit *Sch* in lex. 572, συγκυρήσεσιν *Rei* 720 23 σκοπτόν-των Y, corr. *Ur*

γενόμενος δ' εἰς τὴν Συρίαν καὶ καταφρονήσας τῶν
ἀνθρώπων οὐκ ἤρκεῖτο περὶ τῶν ἰδίων ἐπιτηδευμάτων
7 ποιούμενος τοὺς λόγους, ἀλλὰ καὶ πραγματικὰς ἀπο-
φάσεις ἐξέβαλε, φάσκων δίκαια πεπονθέναι τὸν Γνάιον,
δεῖν δὲ καὶ τοὺς ἄλλους πρεσβευτὰς ἀπολωλέναι πρὸς 5
τὸ μηδὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι τοῖς Ῥωμαίοις
τὸ γεγονός, ἵνα παύσωνται τῶν ὑπερηφάνων ἐπιταγμά-
8 των καὶ τῆς ἀνέδην ἐξουσίας. τοιαῦτα μὲν οὖν ῥιψο-
λογῶν ἐνέπεσεν εἰς τὴν προειρημένην ἀτυχίαν.

3 (7) Ἐγένετο δέ τι περὶ τοὺς προειρημένους ἄξιον 10
2 μνήμης. ὁ μὲν γὰρ Λεπτίνης μετὰ τὸ προσενεγκεῖν
Γναΐῳ τὰς χεῖρας εὐθέως ἐν τῇ Λαοδικείᾳ περιήει
φανερῶς, φάσκων δίκαια πεποιηκέναι καὶ μετὰ τῆς
3 τῶν θεῶν γνώμης ταῦτα πεπραχέναι. τοῦ δὲ Δη-
μητρίου παραλαβόντος τὰ πράγματα, προσεπορεύετο 15
τῷ βασιλεῖ, παρακαλῶν αὐτὸν μὴ δεδιέναι (διὰ)
τὸν Γναΐου φόνον μηδὲ βουλεύεσθαι μηδὲν δυσχερὲς
1264 4] κατὰ τῶν Λαοδικέων· αὐτὸς γὰρ εἰς τὴν Ῥώμην
πορεύσεσθαι καὶ διδάξειν τὴν σύγκλητον ὅτι μετὰ τῆς
. τῶν θεῶν γνώμης ταῦτα πεποίηκεν. καὶ πέρας διὰ 20
τὴν ἑτοιμότητα καὶ προθυμίαν οὗτος μὲν ἄνευ δεσμῶν

---

1 δὲ U* *Ur* vulgo, δ' Y *Hu* 2 οὐκ εἶρτο O 4 πε-
πονθέναι *Ur* pro πεποιηκέναι 6 καταληφθῆναι Y, corr. *Ur*
τοῖς et ὧν super οἷς O 7 γεγονὸς Y ante *Ur*, γεγονὼς U*
8 ἀνέδην Didotiana auctore *Sch*, ἀναίδης Y, ἀναίσης O, ἀναιδοῦς
Ur vulgo ἐξαισίας O 9 ἡσυχίαν X, ἀτυχίαν corr. X[m]
11 προσενέγκαι Y, corr. *BW* Fleckeis. annal. 1884, 115
12 γαΐῳ O 12. 13 περιήει φανερῶς, *Be*, περιήει, φανερῶς *Ur*
vulgo 13 πεποιηκέναι Y *Be*, πεπονθέναι τὸν γνάιον *Ur* vulgo,
πεποιηκέναι τὸν Γνάιον (Γάιον *Di*) *Rei* 721 *Sch* Didotiana *Di*
14 πεπραχθέναι O, unde πεπρᾶχθαι coni. *Be* 16 δεδιέναι Y,
μετιέναι *Na* 248 *Di*, δεδιέναι (διὰ) *BW* 17 φόνον O (in textu)
ante *Ur*, φόβον Y, O intra lineas 18 λαοδικέων X ante *Ca* 954,
λαοδικαίων Y, λαοδικαιέων *Ur* 19 πορεύεσθαι Y, corr. *Ur*
21 post ἑτοιμ. add. et del. πεποίηκεν. καὶ πέρας διὰ O

ἤχθη καὶ φυλακῆς, ὁ δ' Ἰσοκράτης ἐμπεσὼν εἰς τὴν 6
αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ. τοῦ κλοιοῦ δ'
αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ τῆς ἁλύσεως,
σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς δὲ [1092
5 τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη. διὸ καὶ 7
παρεγένετ' εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν
ἀποβλέψας ἄν τις ὁμολογήσειεν διότι καὶ κατὰ σῶμα
καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον,
ὅταν ἅπαξ ἀποθηριωθῇ. ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν 8
10 αὐτοῦ φοβερὰ καὶ θηριώδης, ὡς ἂν πλεῖον ἐνιαυτοῦ
μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρη-
μένου, τά τε κατὰ τὴν διάνοιαν ἐκ (τῆς) τῶν ὀμμάτων 9
ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν
ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῷον ἑτοιμότερον ἂν
15 προσελθεῖν ἢ πρὸς ἐκεῖνον. ὁ δὲ Λεπτίνης μένων ἐπὶ 10
τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε τὴν σύγκλητον ἕτοι-
μος ἦν εἰσπορεύεσθαι πρός τε τοὺς ἐντυγχάνοντας
ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιω-
ρίζετο μηδὲν αὐτῷ δυσχερὲς ἀπαντήσειν ὑπὸ Ῥωμαίων.
20 καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος· ἡ γὰρ σύγκλητος, ὡς 11
ἐμοὶ δοκεῖν, ὑπολαβοῦσα διότι δόξει τοῖς πολλοῖς ἔχειν

1 δὲ σοκράτης YO[1], δὲ σωκράτης U* et mutatus pr. m. O, δὲ ἰσοκράτης *Ur*, corr. *Ben* 301 *Hu* 2 κλοιοῦ δ' *BW* pro δὲ κλοιοῦ 3 ἀλύσεως Y, corr. *Ca* 955 τῆς ἁλύσεως] scil. τῆς τοῦ κλοιοῦ, v. *Rich-Müller, ill. Wörterb. d. röm. Alterth.* Parisiis et Lipsiae 1862, 172 6 παρεγένετο Y, corr. *Ben* 302 *BW* 6 Εἰς ὃν—15 ἐκεῖνον: M 79, 16—23 *Hey* 6 ss. O^m: γνωμικόν, O^m: ὅρα, U*^m: σημείωσαι 7 ὁμολογήσειεν X *BW*, ὁμολογήσειε Y^s M^s *Ur* vulgo 10 ἂν *Di*, ἀνου Y, ἀνθρώπου M^s *Ur* vulgo 11 ῥύπον Y^s M^s Didotiana, ῥῦπον *Ur* vulgo ἀφηιρημένου M^s (U*^s) *Ur*, ἀφηριμένου Y 12 τῆς add. M^s (?) *Ca* 955 13 ποιεῖτο O, ἐποίει coni. *Di* praef. IV 12, sed v. 29, 24, 15 τὴν om. M secundum *Bo* 14 ζῶον YM, corr. *Di* 18 ἀνθομολογεῖτο Y *Ur*, ἀνθομολογείτω O, corr. *Ca* 955 19 αὐτῷ Y, corr. *Be* 21 δοκεῖ Y, δοκεῖν *Ben* 301 *BW*

τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν,
12 ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον, ὥστ' ἔχειν ἐξουσίαν,
13 ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι. διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται 5
1265] τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. —

14 Ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ
15 μάλιστα τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν· τοὺς 10 μὲν γὰρ λοιποὺς σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη κατ-
16 αναλώκει, τούς γε δὴ καὶ μνήμης ἀξίους. παρῆσαν δ' οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικὰς χάριν
17 τοῦ πρὸς μηδὲν ἀντιφιλονικεῖν τῇ συγκλήτῳ. εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας 15 λόγους, οὐδ' ὧς οὐδὲν ἠνύσθη, τὸ δ' ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων.

II. RES GRAECIAE.

1277 4 (19)] (20a) Ὅτι Λυκίσκου τοῦ Αἰτωλοῦ ταραχώδους ὄντος καὶ θορυβώδους, ἀναιρεθέντος 20 [1104

1 παραλαβόντα Y, corr. *Ur* 2 μικροῦ δεῖν asterisco notavit *Ca* 955, sed v. *Rei* 721 7 τῆς ἀρχῆς *Di* e Diod. 31, 30, ἐξ ἀρχῆς (Y) vulgo 8—17 X 224ᵛs., O 251ʳ, U* 269 s., *Ur* CXXII; v. *Me* 16, 31. Haec ecloga inde ab Ursino cum antecedenti invitis codicibus coniungitur, codicum auctoritatem restituit *Sch* 8 Yᵐ: ἀχαιοί 9 ξενῶνα Y, corr. *Ur* 11 πλείστους Y, λοιποὺς corr. Wielandtius l. c. 58 *BW* 10. 11 τοὺς μὲν — 11 ἅπαντας] σχεδὸν γὰρ ἅπαντας, εἰ δὲ μήγε, τοὺς πλείστους *Na* 363 (coll. 9, 1, 3. 12, 4ᵇ, 3. 28, 9, 6) *Di* 11 καταναλώκει Y (sed α ante ν videtur deletum in X) *Ur* vulgo, κατηναλώκει O *Hu*' 14 ἀντιφιλονεικεῖν Y, corr. *Di*, v. ad 21, 20, 1 16 ὧς U*ˢ *Ur*, ὡς Y 19—367, 8 M 79, 23—30 *Hey*; v. *Me* 19 s., 31 20 θορυβώδους legit *Hey*, θουριώδους M secundum *Ma*, unde θηριώδους *Ge*

δὲ τούτου, τὸ ἑξῆς οἱ Αἰτωλοὶ ὡμοφρόνησαν καὶ ὡμονόησαν *ἑνὸς ἀνθρώπου παραχωρήσαντος· τηλικαύτη τίς* 2
ἐστιν, ὡς ἔοικε, δύναμις ἐν ταῖς τῶν ἀνθρώπων φύσεσιν, ὥστε μὴ μόνον στρατόπεδα καὶ πόλεις, ἀλλὰ καὶ
5 *τὰς ἐθνικὰς συστάσεις καὶ τὰς ὁλοσχερεῖς διαφορὰς τῆς οἰκουμένης δι' ἑνὸς ἀνδρὸς ἀρετὴν καὶ κακίαν ποτὲ μὲν τῶν μεγίστων κακῶν, ποτὲ δὲ τῶν μεγίστων ἀγαθῶν πεῖραν λαμβάνειν.* —

Ὅτι *Λυκίσκος κάκιστος ὢν καλῶς κατέστρεψε τὸν* 3
10 *βίον, ὥστε τοὺς πλείστους εἰκότως ὀνειδίζειν τῇ τύχῃ διότι (τὸ) τῶν ἀγαθῶν ἀνδρῶν ἆθλον τὴν εὐθανασίαν τοῖς χειρίστοις ἐνίοτε περιτίθησιν.* —

Ὅτι *τὰ κατὰ τὴν Αἰτωλίαν καλῶς διετέθη,* 5 (20)
κατεσβεσμένης ἐν αὐτοῖς τῆς ἐμφυλίου στάσεως (21)
15 *μετὰ τὸν Λυκίσκου θάνατον, καὶ Μνασίππου τοῦ* 2
Κορωναίου μεταλλάξαντος τὸν βίον βελτίων ἦν ἡ διάθεσις κατὰ τὴν Βοιωτίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀκαρνανίαν Χρέμα γεγονότος ἐκποδών. σχεδὸν γὰρ 3
ὡσανεὶ καθαρμόν τινα συνέβη γενέσθαι τῆς Ἑλλάδος,
20 *τῶν ἀλιτηρίων αὐτῆς ἐκ τοῦ ζῆν μεθισταμένων. καὶ* 4
γὰρ καὶ τὸν Ἠπειρώτην Χάροπα συνεκύρησε κατὰ τὸν ἐνιαυτὸν τοῦτον ἐν Βρεντεσίῳ μεταλλάξαι τὸν βίον. τὰ δὲ κατὰ τὴν Ἤπειρον ἔτ' ἐν ἀκαταστασίαις ἦν καὶ 5

---

1 *ὡμοφρόνησαν καὶ* del. *Di*, *συνεφρόνησαν καὶ Hu* 9—12 M 79, 30—80, 1 *Hey*; v. *Me* 19 s., 31 11 *τὸ* add. *Hey Zeitschr. f. Alterthumsw.* 1847, 327 *Be* *ἀθανασίαν*| legerat *Ma*, *εὐθανασίαν* M secundum *Hey*, idem coniecerat *Lu* 13—370, 19 P 295r—296r, *Va* 162; v. Diod. 31, 31, *Me* 19 s., 31 14 *αυτοῖσ* (s. acc.) P, *αὐτοῖς Va* vulgo, *αὑτοῖς Hu* 15 *μνασίπου* P, corr. *Va* 16 *κυρωναίου* P, corr. *Va* 18 *χρεματα* (s. acc.) P, *Χρεμάτα Va* vulgo, *Χρεμία Di*, corr. *Hu* (v. ad 28, 5, 1), qui praeterea coni. *Χρέμα τότε* 20 *μεθεσταμένων* Contos *Bull. corr. hell.* 1877, 64 s. 23 *ἔτι* P, corr. *Ben* 302 *BW*

ταραχαῖς, (ὡς κατὰ) τοὺς ἐπάνω χρόνους, διὰ τὴν Χάροπος ὠμότητα καὶ παρανομίαν, ἐξ οὗ συνέβη τελε-
6 σθῆναι τὸν πρὸς Περσέα πόλεμον. μετὰ (γὰρ) τὸ καταχρῖναι Λεύκιον Ἀνίκιον καὶ (Λεύκιον Αἰμίλιον
1278] ἀνελεῖν) τοὺς μὲν τῶν ἐπιφανῶν ἀνδρῶν, τοὺς 5 δ' ἀπαγαγεῖν εἰς τὴν Ῥώμην, ὅσοι καὶ βραχεῖαν ὑπ-
7 οψίαν εἶχον, τότε λαβὼν ὁ Χάροψ τὴν ἐξουσίαν [1105 ὃ βούλοιτο πράττειν, οὐκ ἔστι τῶν δεινῶν ὁποῖον οὐκ
8 ἐποίει, τὰ μὲν δι' αὑτοῦ, τὰ δὲ διὰ τῶν φίλων, ἅτε νέος μὲν ὢν αὐτὸς κομιδῇ, συνδεδραμηκότων δὲ πρὸς 10 αὐτὸν τῶν χειρίστων καὶ τῶν εἰκαιοτάτων ἀνθρώπων
9 διὰ τὸν ἐκ τῶν ἀλλοτρίων νοσφισμόν. εἶχε δ' οἷον ἐφεδρείαν καὶ ῥοπὴν πρὸς τὸ πιστεύεσθαι διότι πράττει κατά τινα λόγον ἃ ποιεῖ καὶ μετὰ τῆς Ῥωμαίων γνώμης τήν τε προϋπάρχουσαν αὐτῷ σύστασιν 15 πρὸς τοὺς προειρημένους καὶ πρὸς ταύτῃ Μύρτωνα πρεσβύτην ἄνθρωπον καὶ τὸν υἱὸν αὐτοῦ Νικάνορα,
10 τἄλλα τε μετρίους ἀνθρώπους καὶ δοκοῦντας εἶναι Ῥωμαίων φίλους, οἳ πολύ τι κεχωρισμένοι τὸν πρὸ τοῦ χρόνον ἁπάσης ἀδικίας οὐκ οἶδ' ὅπως τότε συν- 20 επέδωκαν αὑτοὺς εἰς τὸ συνεπισχύειν καὶ κοινωνεῖν

1 τουσ ἐπάνω χρόνουσ P, (καθάπερ) τοῖς ἐπάνω χρόνοις *Va* vulgo, (καθάπερ ἐν) τοῖς ἐπάνω χρόνοις Hertleinius progr. Wertheim. 1865, 18, (ὡς ἐν) τοῖς ἐπάνω χρόνοις *Di*, (ὡς κατὰ) τοὺς ἐπάνω χρόνους *Hu*, v. 1, 43, 2 3 Ὅτι μετὰ P (novam eclogam incipiens), μετὰ (γὰρ) *Sch* partim auctore *Va* ann. 28 4 καταχρίναι P, corr. Didotiana ἀνί|κιον καὶ P *Va* vulgo, Ἀνίκιον *Hu*, Ἀνίκιον καὶ (Λεύκιον Αἰμίλιον ἀνελεῖν) *B W* coll. Liv. 45, 34, Pol. 30, 15, Plut. Aemil. Paull. 29 5 post τοὺς μὲν add. αὐτοῦ (vel παραχρῆμα) κολάσαι vel ἀνελεῖν vel θανατῶσαι *Rei* 766 s. 6 δε (s. acc.) P, δὲ *Va* vulgo, corr. *Ben* 302 *B W* 8 ὃ ποῖον P, corr. *Va* 9 αὐτοῦ P, corr. *Be* 12 δε (s. acc.) P, δὲ *Va* vulgo, corr. *Ben* 302 *B W* 16 καὶ πρὸς τοὺς P *Va* vulgo, πρὸς τοὺς *Sch* 18 τἄλλάδε| P, τἄλλα γε *Va* vulgo, corr. *Di* 21 αὑτοὺς *Be*, αὐτοῖσ P, αὐτοὺς *Va* vulgo

ταῖς τοῦ Χάροπος ἀνομίαις. ἐπειδὴ δ' ὁ προειρημένος 11
τοὺς μὲν κατὰ τὴν ἀγορὰν ἀναφανδὸν ἐφόνευσε, τοὺς
δ' ἐν ταῖς ἰδίαις οἰκίαις, ἐνίους δ' ἐπὶ τῶν ἀγρῶν καὶ
κατὰ τὰς ὁδοὺς ἐπαποστέλλων ἐδολοφόνησε καὶ πάν-
5 *των τῶν τεθνεώτων ἐξηνδραποδίσατο τοὺς βίους, ἄλλην*
ἐπεισῆγε μηχανήν. προέγραφε γὰρ τοὺς εὐκαιροῦντας 12
τοῖς βίοις φυγάδας, οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖ-
κας· ἀναταθεὶς δὲ τὸν φόβον τοῦτον ἐχρηματίζετ' ἀεὶ 13
τοὺς μὲν ἄνδρας δι' ἑαυτοῦ, τὰς δὲ γυναῖκας διὰ τῆς
10 *μητρὸς Φιλώτιδος· πάνυ γὰρ εὐφυὲς ἐγένετο καὶ τοῦτο* 14
τὸ πρόσωπον, πρὸς δὲ βίαν καὶ πλεῖόν τι δυνάμενον
συνεργεῖν ἢ κατὰ γυναῖκα.

Ἐπειδὴ δὲ πάντας καὶ πάσας ἐξηργυρίσαντο 6 (21)
κατὰ τὸ δυνατόν, εἰσῆγον εἰς τὸν δῆμον οὐδὲν (22)
15 *ἧττον ἅπαντας τοὺς προγεγραμμένους. οἱ δὲ πολλοὶ* 2
τῶν ἐν τῇ Φοινίκῃ τὰ μὲν διὰ τὸν φόβον, τὰ δὲ καὶ
1279] *δελεαζόμενοι διὰ τῶν περὶ τὸν Χάροπα κατέκριναν*
οὐ φυγῆς ἀλλὰ θανάτου πάντας τοὺς προσαγγελθέντας
ὡς ἀλλότρια φρονοῦντας Ῥωμαίων. οὗτοι μὲν οὖν 3
20 *πάντες ἔφυγον, ὁ δὲ Χάροψ ὥρμησεν εἰς τὴν Ῥώμην,*
ἔχων χρήματα καὶ τοὺς περὶ τὸν Μύρτωνα μεθ' αὑτοῦ,
βουλόμενος ἐπισφραγίσασθαι διὰ τῆς συγκλήτου τὴν

---

3 *δε* (s. acc.) *ἐν* P, *δὲ ἐν* *Va* vulgo, corr. *Di* 5 *ἐξηνδραποδίσατο τοὺς υἱοὺς* (vel *ἐξηνδραποδίσατο τοὺς παῖδας*) *καὶ ἐνοσφίσατο* (cum hiatu) *τοὺς βίους* coni. *Sch*, *ἐξηργυρίσατο τοὺς βίους* coni. *Hu* coll. Diod. 22, 1, 3 6 *προσέργαφε* P, corr. *Va* 8 *ἐχρηματίζετο* P, corr. *Ben* 302 *BW* 10 *Φιλώτιδος* *Di*, *φιλότη* P, *φιλότιδος* *Va* vulgo, *Φιλώτας* Diod. *εὐφυὴσ ἐγένετο κατατούτο* P (*Va* vulgo), *εὐφυὲς* corr. *Sch* e Diod., *καὶ τοῦτο* Wesselingius ad Diod. II 588, 51 13 *καὶ πάσας* P (*BW*), om. *Va* vulgo, *εἰσάπαξ* *Hu* *ἐξηργυρολόγησαν* coni. *Hu*, sed v. Wesselingium ad Diod. II 562, 88 17 *τῶν* *Va* pro *τὸν* 18 *εἰσαγγελθέντας* *Na* 257, sed v. Steph. thes. VI 1843 C 20 *ὁ δὲ* Didotiana auctore *Sch* pro *ὅ τε*

4 *αὐτοῦ παρανομίαν. ἐν ᾧ καιρῷ κάλλιστον μὲν* [1106
ἐγένετο δεῖγμα τῆς Ῥωμαίων αἱρέσεως, κάλλιστον δὲ
θέαμα πᾶσι τοῖς Ἕλλησι τοῖς παρεπιδήμοις, μάλιστα
5 *δὲ τοῖς ἀνακεκλημένοις· ὅ τε γὰρ Μάρκος, ἀρχιερεὺς*
ὢν καὶ πρῶτος τῆς συγκλήτου γραφόμενος, ὅ τε Λεύ- 5
κιος ὁ τὸν Περσέα νικήσας, μεγίστην ἔχων πίστιν καὶ
δύναμιν, πυνθανόμενοι τὰ πεπραγμένα τῷ Χάροπι κατὰ
τὴν Ἤπειρον ἐκώλυσαν εἰς τὰς οἰκίας αὐτῶν εἰσιέναι
6 *τὸν Χάροπα. οὗ γενομένου περιβοήτου πάντες ἐγενή-*
θησαν οἱ παρεπιδημοῦντες περιχαρεῖς, ἀποδεχόμενοι 10
7 *τὸ μισοπόνηρον τῶν Ῥωμαίων. μετὰ δὲ ταῦτα τοῦ*
Χάροπος εἰσελθόντος εἰς τὴν σύγκλητον, οὐ συγκατ-
έθετο τοῖς ἀξιουμένοις οὐδ' ἐβουλήθη δοῦναι ῥητὴν
8 *ἀπόκρισιν, ἀλλὰ τοῖς ἀποστελλομένοις πρεσβευταῖς ἔφη*
δώσειν ἐντολὰς ἐπισκέψασθαι περὶ τῶν γεγονότων. 15
9 *ὁ δὲ Χάροψ ἀναχωρήσας ταύτην μὲν τὴν ἀπόκρισιν*
ἀπεσιώπησε, γράψας δὲ πρὸς τὴν ἰδίαν ὑπόθεσιν
ἁρμόζουσαν ἀπήγγειλεν ὡς συνευδοκούντων Ῥωμαίων
τοῖς ὑπ' αὐτοῦ πραττομένοις.

B. OLYMP. 155, 2. 20

I. RES ITALIAE.

1275 7 (17)] Ὅτι *παρὰ τῶν Ἀθηναίων ἧκον πρέ-* [1101
*σβεις *** καὶ παρὰ τῶν Ἀχαιῶν οἱ περὶ Θεαρίδαν καὶ*
1276 2] *Στέφανον ὑπὲρ τῶν Δηλίων. τοῖς γὰρ Δηλίοις*

1 *αὐτοῦ* P, corr. *Be* 4 *Μάρκος*] 'M. Aemilius Lepidus' *Va* ann. 28 12 *συγκατέθετο* P ut emendaverat *Gro* not. 452 s., *συνεκάθετο* *Va* 22—371, 12 X 225r s., O 251r s., U* 270 s., *Ur* CXXIII; v. *Me* 18 s., 31 23 ***] lac. indicat Campius l. c. 1524; desunt legatorum nomina 24 *δηλίων* *Ur* in marg. vulgo ante *Sch*, *Hu* IV 1401, *ῥυσίων* Y vulgo post *Sch*, *ῥοδίων* *Ur*

δοθείσης ἀποκρίσεως παρὰ Ῥωμαίων, μετὰ τὸ συγχωρηθῆναι τὴν Δῆλον τοῖς Ἀθηναίοις, αὐτοῖς μὲν ἐκχωρεῖν ἐκ τῆς νήσου, τὰ δ' ὑπάρχοντα κομίζεσθαι, μεταστάντες 3 *εἰς Ἀχαΐαν οἱ Δήλιοι καὶ πολιτογραφηθέντες ἐβού-* 5 *λοντο τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν Ἀθηναίων κατὰ τὸ πρὸς τοὺς Ἀχαιοὺς σύμβολον. τῶν δ' Ἀθη-* [4 1102 *ναίων φασκόντων μηδὲν εἶναι πρὸς αὐτοὺς τῆς δικαιοδοσίας ταύτης, ᾐτοῦντο ῥύσια τοὺς Ἀχαιοὺς οἱ Δήλιοι κατὰ τῶν Ἀθηναίων. ὑπὲρ ὧν τότε πρεσβεύσαντες* 5 10 *ἔλαβον ἀπόκρισιν κυρίας εἶναι τὰς κατὰ τοὺς νόμους γεγενημένας παρὰ τοῖς Ἀχαιοῖς οἰκονομίας περὶ τῶν Δηλίων.*

II. RES PERGAMI.

1279] Ὅτι *Εὐμένης ὁ βασιλεὺς τῇ μὲν* [8 (22) 1106 (23) 15 *σωματικῇ δυνάμει παραλελυμένος ἦν, τῇ δὲ τῆς ψυχῆς λαμπρότητι προσανεῖχεν, ἀνὴρ ἐν μὲν* 2 *τοῖς πλείστοις οὐδενὸς δεύτερος τῶν καθ' αὐτὸν βασιλέων γενόμενος, περὶ δὲ τὰ σπουδαιότατα καὶ κάλλιστα μείζων καὶ λαμπρότερος· ὅς γε πρῶτον μὲν παραλαβὼν* 3 20 *παρὰ τοῦ πατρὸς τὴν βασιλείαν συνεσταλμένην τελέως εἰς ὀλίγα καὶ λιτὰ πολισμάτια ταῖς μεγίσταις τῶν καθ'* 1280] *αὐτὸν δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἰδίαν ἀρχήν, οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδ' ἐκ* 4

---

1 *δοθείσης Di*, *διαδοθείσης* Y vulgo, *διασωθείσης* O
3 (*μὴ*) *κομίζεσθαι Na* 135 5 *ἐκλαβεῖν Sch* pro *ἐκεῖ λαβεῖν*
6 *σύμβολον*—8 *Ἀχαιοὺς* om. O 14—372, 9 P 296ʳ, *Va* 166, Suid.: ***Εὐμένης***, *βασιλεὺς Μακεδόνων* (sic)· *ὃς τῇ μὲν κτλ.*; v. *Me* 20, 31 16 *προσαντεῖχεν* P Suid., corr. *Rei* 767 *BW*; v. Hewlettium *Americ. Journ. of Philol.* 1891, 440 ann. 1 et cf. 16, 5, 7 21s. *τῶν καθ' αὐτὸν*— 372, 2 *τῆς αὐτοῦ*: Suid. v. *περιπέτεια* 23 *ἀρχήν Va* e Suida, *τύχην* P

περιπετείας, ἀλλὰ διὰ τῆς ἀγχινοίας καὶ φιλοπονίας,
5 ἔτι δὲ πράξεως τῆς αὐτοῦ. δεύτερον φιλοδοξότατος
ἐγενήθη καὶ πλείστας μὲν τῶν καθ' αὐτὸν βασιλέων
πόλεις Ἑλληνίδας εὐεργέτησε, πλείστους δὲ κατ' ἰδίαν
6 ἀνθρώπους ἐσωματοποίησε. τρίτον ἀδελφοὺς ἔχων 5
τρεῖς καὶ κατὰ τὴν ἡλικίαν καὶ πρᾶξιν * * *, πάντας
τούτους συνέσχε πειθαρχοῦντας αὐτῷ καὶ δορυ- [1107
7 φοροῦντας καὶ σῴζοντας τὸ τῆς βασιλείας ἀξίωμα.
τοῦτο δὲ σπανίως εὕροι τις ἂν γεγονός.

C. OLYMP. 155, 3. 10

I. RES ITALIAE.

1276 9 (18)] Ὅτι τῶν Ἰσσίων πλεονάκις πεπρε- [1102
σβευκότων εἰς τὴν Ῥώμην καὶ διασαφούντων ὅτι
Δελματεῖς τὴν χώραν ἀδικοῦσι καὶ τὰς πόλεις τὰς
2 μετ' αὐτῶν ταττομένας· αὗται δ' εἰσὶν Ἐπέτιον καὶ 15
Τραγύριον· ὁμοίως δὲ καὶ τῶν Δαορσῶν ἐγκαλούντων,
3 ἐξαπέστειλεν ἡ σύγκλητος πρεσβευτὰς τοὺς περὶ Γάιον

---

2 *αὐτοῦ* P, corr. *Va* e Suida 4 *εὐηργέτησε* Suid. *Di*, sed v. Meisterhansium *Gramm. d. att. Inschr.* Berol. 1900, § 64, 14
5 *ἐσωματοποίησεν* Suid. 6 *πράξιν*| P, post *πρᾶξιν* lac. indicat et add. *ἀκμάζοντας Va* ann. 29, *ὄντας ὁμοιοτάτους αὐτῷ BW*
7 *αὐτῶι* P Suid., corr. *Be* 8 *σώζοντασ* P Suid., corr. *Hu*
9 *ἂν εὕροι τις* Suid. codices A et E 12–373, 9 X 225u–226u, O 251u s., U* 271–273, *Ur* CXXIV; v. Liv. epit. 47, *Me* 18 s., 31
12 *Ἰσσίων* Io. Lucius de regno Dalmatiae et Croatiae lib. 50, cap. 1 p. 10 *Sch*, *νισσίων* Y, *λιψίων Ur*, *λισσίων Ur* not. 92 s. vulgo post *Ἰσσίων* add. *καὶ τῶν δαοσσῶν* (*δασσῶν* U*) Y, *καὶ τῶν δασσαριτῶν Ur* vulgo, del. *Sch* *παραπρεσβευκότων* Y, *παραπρεσβευ* (sic) U*, *παραπρεσβευσάντων Ur*, corr. *Sch*
15 *δέ εἰσιν* Y, corr. *Ben* 302 *BW* 16 *τραγύλιον* Y, corr. *Ur* *δαοσσῶν* Y *Ur*, *δασσαριτῶν Ur* in marg., corr. *Ca* 956

Φάννιον ἐποπτεύσοντας τὰ κατὰ τὴν Ἰλλυρίδα, καὶ μάλιστα τούτων τὰ κατὰ τοὺς Δελματεῖς. *οὗτοι δέ,* 4 *μέχρι μὲν ἔζη Πλευρᾶτος, ὑπήκουον ἐκείνῳ· μεταλλάξαντος δὲ τούτου τὸν βίον, καὶ διαδεξαμένου Γεν-*
5 *θίου τὴν βασιλείαν, ἀποστάντες ἀπὸ τούτου τοῖς ὁμόροις προσεπολέμουν καὶ κατεστρέφοντο τοὺς ἀστυγείτονας, ὧν ἔνιοι καὶ φόρους αὐτοῖς ἔφερον· ὁ δὲ φόρος ἦν θρέμματα καὶ σῖτος.* καὶ οἱ μὲν περὶ Φάν- 5 νιον ἐπὶ τούτοις ἐξώρμηcαν. —

1281] Ὅτι ὁ βαcιλεὺc Ἀριαράθηc παρ- [10 (24) 1103 ετένετο εἰc τὴν Ῥώμην *ἔτι θερείας οὔσης·* (20)
τότε δέ, παρειληφότων ὑπάτων τὰς ἀρχὰς τῶν περὶ 2 *τὸν Σέξτον Ἰούλιον (καὶ Λεύκιον Αὐρήλιον), ἐγίνετο περὶ τὰς κατ' ἰδίαν ἐντεύξεις, οἰκείαν ποιούμενος περι-*
15 *κοπὴν καὶ φαντασίαν τῆς ὑποκειμένης περιστάσεως.* *παρῆσαν δὲ καὶ παρὰ Δημητρίου πρέσβεις οἱ περὶ τὸν* 3 *Μιλτιάδην πρὸς ἑκατέραν τὴν ὑπόθεσιν ἡρμοσμένοι· καὶ γὰρ πρὸς Ἀριαράθην ἀπολογεῖσθαι καὶ κατηγορεῖν αὐτοῦ παρεσκευάζοντο φιλαπεχθῶς.* *ἀπεστάλκει δὲ καὶ* 4
20 *Ὀροφέρνης πρεσβευτὰς τοὺς περὶ Τιμόθεον καὶ Διογένην, στέφανόν τε κομίζοντας τῇ Ῥώμῃ καὶ τὴν*

---

1 *ἐποπτεύσοντας* Y *Ca* 956, *ἐποπτεύσαντας* U* *Ur* *τὰ* om. O 2 *δαλματεῖς* Y, corr. *Ur* 3 *ἔξη* Y *Ur*, *ἔξει* O, corr. *Ca* 956 *πλευράτους* Y, *πλεύρατος* *Ur*, corr. *Hu* *ὑπήκοον* Y, corr. *Ur* 8 *καὶ οἱ*] v. *BW* Fleckeis. annal. 1889, 681 9 *τούτους* *Rei* 722, sed v. *Sch* *ἐξώρμησαν* ex *ἐξώρμισαν* U* 10—374, 14 X 226ᵘ—227ᵘ, O 252ʳ s., U* 273—275, *Ur* CXXVI; v. Liv. epit. 47, Diod. 31, 32; 32ᵃ, Zonar. 9, 24 (p. 277, 16 ss. Pinder), *Me* 18 s., 31 11 *θερίας* Y, corr. *Ca* 958 12 *ὑπάτων* *BW*, *τούτων* Y vulgo deletum post *Ur* 13 *ἔξτον* (s. acc.) X, *ἔξτον* O, *ἔξστον* U*, corr. *Ur* *καὶ Λεύκιον Αὐρήλιον* add. *BW* auctoribus *Ca* 958 et Campio l. c. 1526 18 *περϊαραθου* X, *περὶ ἀριαράθου* Xᵐ (addito *ἴσως*) Y *Ur* vulgo, *τὰ περὶ Ἀριαράθην* *Hu*, corr. *Rei* 722 *BW* 19 *παρασκευάζετο* X, *παρεσκευάζετο* Y *Ur*, corr. *Ca* 958 20 *ὀλοφέρνης* X, *ὀλοφέρνης* Y *Ur*, corr. *Sch*

φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους, τὸ δὲ πλεῖον συγκαταστησομένους (πρὸς) τὸν Ἀριαράθην
1282] *καὶ τὰ μὲν ἀπολογησομένους, τὰ δὲ κατηγορήσον-*
5 *τας. ἐν μὲν οὖν ταῖς κατ' ἰδίαν ἐντεύξεσιν μείζω φαντασίαν εἶλκον οἱ περὶ τὸν Διογένην καὶ Μιλτιάδην,* 5 *ἅτε καὶ κατὰ τὸ πλῆθος πρὸς ἕνα συγκρινόμενοι καὶ κατὰ τὴν ἄλλην περικοπὴν εὐτυχοῦντες πρὸς ἐπται-*
6 *κότα θεωρούμενοι· παραπλησίως δὲ καὶ περὶ τὴν τῶν*
7 *πραγμάτων ἐξήγησιν πολὺ περιῆσαν· πᾶν μὲν γὰρ καὶ πρὸς παντοῖα λέγειν ἐθάρρουν, οὐδένα λόγον ποιού-* 10 *μενοι τῆς ἀληθείας, τὸ δὲ λεγόμενον ἀνυπεύθυνον ἦν,*
8 *οὐκ ἔχον τὸν ἀπολογησόμενον. λοιπὸν ἀκονιτὶ τοῦ ψεύδους ἐπικρατοῦντος, ἐδόκει σφίσι τὰ πράγματα* [1104 *κατὰ γνώμην χωρεῖν.*

II. RES ASIAE. 15

1282 11 (25, 2)] (33, 12[a]) Ὅτι *οὐκ ὀλίγοι τῶν ἀνθρώπων* [1116 *διὰ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν καὶ τὸ πνεῦμα προσέθηκαν τοῖς χρήμασιν, οἷς Ὀροφέρνης ὁ τῆς Καππαδοκίας βασιλεὺς κατάληπτος γενόμενος*
2 (3) *ἀπώλετο καὶ τῆς βασιλείας ἐξέπεσεν. ἡμεῖς δὲ συγ-* 20 *κεφαλαιωσάμενοι τὴν τούτου κάθοδον ἐπανάξομεν τὴν διήγησιν ἐπὶ τὴν εἰθισμένην τάξιν, ᾗ χρώμεθα παρ'*

---

2 *πλεῖον* ex *πλοῖον* O (*πρὸς*) *τὸν Ἀριαράθην Hu*, *τὸν ἀριθμὸν* Y, *τῷ Ἀριαράθῃ Ur* vulgo 4 *ἐντεύξεσιν* XU* *Ur* vulgo, *ἐντεύξεσι* O[2] *Hu* 7 *προσεπταικότα* Y *Ur*, corr. *Ca* 958 8 *περὶ*] *παρὰ* vel *κατὰ Rei* 722 10 *πάντα Rei* 722 11 *ἀνυπεύθυνον* XO ante *Ur*, *ὑπεύθυνον* U* 12 *ἀκονητὶ* Y, corr. *Rei* 723 *Sch* 16—375, 16 M 80, 1—18 *Hey*; de Oropiis v. Dittenbergerum syll.[2] n. 308 ann. 3, cf. *Me* 20, 31 18 *προσέθηκαν* M *Di*, *προσαπέθηκαν* vulgo post *Ge*, v. 13, 2, 5 *ὡσ ὁλοφέρνησ* M, corr. *Ge* 21 *τούτου*] Ariarathis

ὅλην τὴν πραγματείαν· καὶ γὰρ νῦν ὑπερβάντες τὰ 3 (4)
κατὰ τὴν Ἑλλάδα προελάβομεν τῶν κατὰ τὴν Ἀσίαν τὰ
κατὰ τὴν Καππαδοκίαν διὰ τὸ μηδεμίαν εὔλογον ἔχειν
διαίρεσιν τὸν ἐκ τῆς Ἰταλίας ἀπόπλουν καὶ τὴν ἐπὶ
5 τὰ πράγματα κάθοδον [τοῦ] Ἀριαράθου. διόπερ 4 (5)
ἐπάνειμι δηλώσων τὰ κατὰ τὴν Ἑλλάδα γενόμενα περὶ
1283] τοὺς αὐτοὺς καιρούς. ἐν οἷς ἴδιον καὶ παρά- 5 (6)
λογον πρᾶγμα συνέβη γενέσθαι περὶ τὴν τῶν Ὠρω-
πίων πόλιν· ὑπὲρ οὗ τὰ μὲν ἀναδραμόντες, τὰ δὲ 6 (7)
10 προλαβόντες τοῖς χρόνοις συγκεφαλαιωσόμεθα τὴν ὅλην
πρᾶξιν, ἵνα μὴ κατὰ μέρος αὐτῆς οὔσης οὐδ' ὅλως ἐπι-
φανοῦς ἐν διῃρημένοις χρόνοις ἀπαγγέλλοντες εὐτελῆ
καὶ ἀσαφῆ ποιῶμεν τὴν διήγησιν. ὅταν γὰρ μόλις 7 (8)
τὸ ὅλον ἄξιον ἐπιστάσεως φαίνηται τοῖς ἀκούουσιν, ἦ
15 πού γε τοῖς κατὰ μέρος ἐκ διαστήματος λεγομένοις
τὸν νοῦν προσέξει τις τῶν φιλομαθούντων; —

Ὅτι κατὰ τὸ πλεῖστον (ἐν) ταῖς ἐπιτυχίαις ὡς 8 (9)
ἐπίπαν ἄνθρωποι συμφρονοῦσι, κατὰ δὲ τὰς ἀποτυχίας
ἀσχάλλοντες τοῖς πράγμασιν ἑλκώδεις καὶ δύσκολοι
20 γίνονται πρὸς τοὺς φίλους· ὃ καὶ περὶ τὸν Ὀρο- 9 (10)
φέρνην συνέβη γενέσθαι, τῶν πραγμάτων αὐτῷ [1117
ἀντιπιπτόντων καὶ τῷ Θεοτίμῳ καὶ μεμφομένων
ἀλλήλοις * * *. —

1282] Ὀροφέρνην ... ὀλίγον χρόνον Καπ- [10 (1) 1104
25 παδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς (32, 20)

2 τὰ *Ge*, ταῦτα M 5 τοῦ del. *Ben* 304 *BW*, v. 3, 3, 6. 21, 45. 24, 1, 1. 31, 2, 13; 3, 1. 32, 1, 1; 32, 12 11 οὐδ' *Ge*, οὐχ M 16 τὸν νοῦν προσέξει *BW*, συμπράξει M; προσέξει Cobetus *Mnemos.* 1862, 13 ἀφιλομαθούντων M, corr. *Ge* 17—23 M 80, 19—23 *Hey*; v. *Me* 20, 31 17 ἐν add. *Ma* 18 ἄνθρωποι *Di* 20 ὀλοφέρνην legerat *Ma* vulgo, ὀλοφέρνην *Hey*, corr. *Be* 24—376, 2 Athen. 10 p. 440ᵇ; v. *Me* 20, 31

πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν. —

1280 12 (22, 8)] Ὅτι Ἄτταλος ὁ ἀδελφὸς Εὐμέ- [1107
(23) νους παραλαβὼν τὴν ἐξουσίαν πρῶτον
ἐξήνεγκε δεῖγμα τῆς αὐτοῦ προαιρέσεως καὶ πράξεως 5
τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν.

D. OLYMP. 155, 4.

I. RES ITALIAE.

13 (23)] Ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παρα- [1102
(19) γεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων 10
ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί
τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπ' αὐτῶν φάσκοντας
ἀδικεῖσθαι συνεχῶς, (ὡς) οὐδὲ λόγον ἐπιδέχοιντο καθόλου
παρ' αὐτῶν, λέγοντες οὐδὲν αὐτοῖς εἶναι καὶ
2 Ῥωμαίοις κοινόν· πρὸς δὲ τούτοις διεσάφουν μή(τε) 15
κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν, ἀλλὰ καὶ τοὺς
ἵππους, οὓς εἶχον παρ' ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς
3 Δελματεῖς μετὰ βίας αὐτῶν· ἑτοίμους δ' εἶναι καὶ τὰς
χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ

---

1 φησιν] Polybius 2 τεχνητικὴν cod. A Athenaei, τεχνητὴν Meinekius in edit., τενθικὴν Meinekius anal. ad Athen. 199, corr. Kaibelius, auctore *Sch* in lex. v. τεχνητικός 3—6 P 296r, *Va* 169, Suid. v. Ἄτταλος: οὗτος ὁ Ἄτταλος παραλαβὼν κτλ., quo tamen loco Suidas Attalum maiorem confundit cum minore; v. *Me* 20 s., 31 5 αὐτοῦ P, corr. *Va* e Suida 9—377, 20 V 100u—101u, W 68r s., N 107u—109r, U 376—379, *Ur* CXXV; v. *Stei* 49 s. 9 γνάιον WN 12 ἐγκαλουμένων ex ἐγκαλωμένων V 13 συνεχεῖς Z, corr. *Ur* ὡς add. *Di* (v. 2, 57, 3. 3, 8, 11. 5, 9, 9), ὥστε *Ur* vulgo, ὥστ' *Ben* 302 *Hu* 14 αὐτοῖς Z, corr. *Be* 15 μὴ Z, corr. *Di* 18 αὐτῶν Z, corr. *BW* 19 συνείξαντες Z ante *Ur*, συνάξαντες U

πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν. ὧν ἡ σύγ- 4
κλητος ἀκούσασα μετ' ἐπιστάσεως ἠγανάκτει μὲν καὶ
ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ
1281] πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι
5 πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους
αἰτίας. τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ 5
νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν [1108
αὐτοῖς, ἐξ οὗ Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούς 6
τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατ'
10 οὐδένα τρόπον ἀποθηλύνεσθαι διὰ τὴν πολυχρόνιον
εἰρήνην· ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς 7
Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων.
διόπερ ἐβουλεύοντο, πόλεμον ἐνστησάμενοι πρὸς τοὺς 8
προειρημένους ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς
15 καὶ προθυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπλη-
ξάμενοι τοὺς Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς
ὑπ' αὐτῶν παραγγελλομένοις. αὗται μὲν οὖν ἦσαν 9
αἰτίαι δι' ἃς ἐπολέμησαν Ῥωμαῖοι Δελματεῦσι· τοῖς γε
μὴν ἐκτὸς τὸν πόλεμον ἀνεδείκνυον, ὡς διὰ τὴν εἰς
20 τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες πολεμεῖν. —
1283] Κατὰ τὸν καιρὸν τοῦτον παραγεγο- [14 (26) (24) 1107
νότων πρεσβευτῶν ἐξ Ἠπείρου παρά τε

3 τῇ om. N ἀπιθεία V (ex ἀπυθεία) U, ἐπιθυμια (s. acc.) W, ἐπιθυμίᾳ N, corr. *Ur* εἰκαιότητι *Na* 229, sed v. *BW* Fleckeis. annal. 1889, 680 s. 7 τὴν ἀδρίαν Z *Ur*, τὴν ἀνδρίαν N, corr. *Ca* 957 8 post οὗ add. et del. δὴ V 10 ἀποθηλύνεσθαι *Rei* 722 *Di* pro ἀπόλλυσθαι 13 ἐβουλεύοντο *Ur*, εασιλεύοντο (s. spir.) V, ἐασυλεύοντο WU, εᾶ σῦλεύοντα N 16 ἀναγκάσαι Z[s] *Ca* 957, ἀναγκᾶσαι U *Ur* 17 παραγγελλουμένους ex παραγγελλουμένοις V 18 ante αἰτίαι add. αἱ *Rei* 722 *Sch*, sed v. *Hu Philol.* 1859, 297 ante Ῥωμ. add. οἱ V 19 ἀναδεικνύειν Z, corr. *Hu* auctore *Sch* 21—378, 5 X 227[u], O 252[u], U* 275, *Ur* CXXVII; v. Liv. epit. 47, *Stei* 49 s. 21 ante κατὰ add. Ὅτι *Be Hu* invitis Y

τῶν τὴν Φοινίκην κατεχόντων καὶ παρὰ τῶν ἐκπεπτω-
2 κότων καὶ ποιησαμένων λόγους κατὰ πρόσωπον, ἔδωκεν
ἀπόκρισιν αὐτοῖς ἡ σύγκλητος ὅτι δώσει περὶ τούτων
ἐντολὰς τοῖς ἀποστελλομένοις πρεσβευταῖς εἰς τὴν
Ἰλλυρίδα μετὰ Γαΐου Μαρκίου. 5

II. PRUSIAE BELLUM CUM ATTALO.

15 (27)] (25) Ὅτι Προυσίας μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον
μετὰ τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον παρα-
1284] σκευασάμενος θυσίαν πολυτελῆ προσήγαγε πρὸς
2 τὸ τέμενος τ'Ἀσκληπιοῦ, καὶ βουθυτήσας καὶ καλ- 10
λιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν παρεμβολήν,
3 κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν ἐπὶ τὸ
Νικηφόριον τούς τε νεὼς ἅπαντας διέφθειρε καὶ τὰ
τεμένη τῶν θεῶν, ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ
4 τὰ λίθινα τῶν ἀγαλμάτων. τὸ δὲ τελευταῖον καὶ τὸ 15
τ'Ἀσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸ Φυρο-
5 μάχου κατεσκευασμένον, ἀπήνεγκεν ὡς αὑτόν, ᾧ τῇ
πρότερον ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο,
δεόμενος, ὅπερ εἰκός, ἵλεων αὑτῷ γενέσθαι καὶ εὐμενῆ

---

3 δῶσι O 4 πρεσβευταῖς Y[s] ante *Ur*, πρεσβευτας (s. acc.) U* 5 μάρκου Y, corr. *Ur* 7—380, 9 P 296[r]—296[u] extr., *Va* 169, Suid.: Προυσίας ὁ βασιλεύς· οὗτος μετὰ κτλ.; v. Diod. 31, 35, App. Mithrid. 3, *Me* 20s., 23s., 32 8 μετὰ] καὶ *Sch* e Suidae libris deterioribus 10 τάσκληπιοῦ P *Va* vulgo, τοῦ Ἀσκληπιοῦ Suid. *Sch*, Didotiana, *Di* 11 εἰσ P Suid. *Hu*, ἐπὶ *Va* vulgo 13 νικιφόριον P, corr. *Va* e Suida et Diod. νε|οὺσ P, corr. *Va* e Suida 14 δὲ om. Suid. 15 λίθεινα P, corr. *Va* e Suida 16 τοῦ ἀσκληπιοῦ ἄγαλμα βαστάσασ P, τοῦ Ἀσκληπιοῦ βαστάσας ἄγαλμα Suid., corr. *Ben* 302 *BW* φυ|λομάχου P (Suid.), corr. *Va* e Diod. 17 αὐτὸν P Suid., corr. *Be* 19 ἴλεον P, corr. *Va* e Suida αὐτῶι P Suid., corr. *Be* καὶ εὐμενῆ] v. *BW* Fleckeis. annal. 1889, 680

κατὰ πάντα τρόπον. ἐγὼ δὲ τὰς τοιαύτας διαθέσεις 6
καὶ πρότερον εἴρηκά που, περὶ Φιλίππου ποιούμενος
τὸν λόγον, μανικάς. τὸ γὰρ ἅμα μὲν θύειν καὶ διὰ 7
τούτων ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ
5 *λιπαροῦντα τὰς τραπέζας καὶ τοὺς βωμοὺς ἐξάλλως,*
ὅπερ ὁ Προυσίας εἴθιστο ποιεῖν γονυπετῶν καὶ γυναι-
κιζόμενος, ἅμα δὲ ταῦτα καὶ λυμαίνεσθαι καὶ διὰ τῆς 8
τούτων καταφθορᾶς τὴν εἰς τὸ θεῖον ὕβριν διατίθε-
σθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι θυμοῦ λυττῶντος
10 *ἔργα καὶ ψυχῆς ἐξεστηκυίας τῶν λογισμῶν; ὃ καὶ τότε* 9
συνέβαινε γίνεσθαι περὶ τὸν Προυσίαν. ἀνδρὸς [1108
μὲν γὰρ (ἔργον) οὐδὲν ἐπιτελεσάμενος κατὰ τὰς προσ-
βολάς, ἀγεννῶς δὲ καὶ γυναικοθύμως χειρίσας καὶ τὰ
πρὸς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μετήγαγε τὸ στρά-
15 *τευμα πρὸς Ἐλαίαν· καὶ καταπειράσας τῆς Ἐλαίας καί* 10
τινας προσβολὰς ποιησάμενος, οὐδὲν δὲ πράττειν δυνά-
μενος διὰ τὸ Σώσανδρον τὸν τοῦ βασιλέως σύντροφον
εἰσεληλυθότα μετὰ στρατιωτῶν εἴργειν αὐτοῦ τὰς ἐπι-
1285] *βολάς, ἀπῆρεν ἐπὶ Θυατείρων. κατὰ δὲ τὴν ἐπάν-* 11
20 *οδον τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς ἐν Ἱερᾷ κώμῃ μετὰ*

---

1 *ἐγὼ* — 3 *μανικάς*] *αἱ δὲ τοιαῦται διαθέσεις μανικαί* Suid. 3 *μανικάς. τὸ γὰρ* om. P, add. *Gro* e Suida 3 *τὸ γὰρ* — 10 *λογισμῶν*: **Suid. v. ἐξάλλως** 3 *τὸ γὰρ* — 5 *βωμοὺς ἐξάλλως καὶ πάλιν ταῦτα διαφθείρειν, μανίας ἐστίν*: **Suid. v. ἔξαλλος** 3 *μὲν*] *τε* Suid. v. *ἔξαλλος* 3. 4 *διὰ τούτων* om. Suid. tribus locis supra citatis 4 *προσκυνοῦντα καὶ* om. Suid. v. *ἐξάλλως* 5 *τὰς τραπέζας καὶ* om. Suid. tribus locis supra citatis 6 *ὅπερ εἴωθε Προυσίας* (*Προυσίας ὁ βασιλεὺς* Suid. v. *ἐξάλλως*) *ποιεῖν* Suid. v. *Προυσίας* et v. *ἐξάλλως* 7 *καὶ* prius om. Suid. v. *ἐξάλλως* *λυμένεσθαι* P, corr. *Va* e Suida 8 *ἐς* Suid. v. *ἐξάλλως* 9 *πῶς* — *θυμοῦ* om. Suid. v. *ἐξάλλως* *εἶναι* om. Suid. v. *Προυσίας* 10 *λογισμῶν*: des. **Suid. v. Προυσίας** 12 *ἔργον* add. *Va*, *ἄξιον* coni. ***Hu*** 15 *ἐλάαν* — *ελάασ* (s. spir.) P, corr. *Va*

12 *βίας ἐσύλησεν. ὁμοίως καὶ τὸ τοῦ Κυννείου Ἀπόλλωνος τέμενος τὸ περὶ Τῆμνον οὐ μόνον ἐσύλησεν, ἀλλὰ καὶ*
13 *τῷ πυρὶ διέφθειρεν. καὶ ταῦτα διαπραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀνθρώποις ἀλλὰ καὶ*
14 *τοῖς θεοῖς πεπολεμηκώς. ἐταλαιπώρησε δὲ καὶ τὸ πε-* 5 *ζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπάνοδον ὑπό τε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ πόδας ἐκ θεοπέμπτου δοκεῖν ἀπηντῆσθαι μῆνιν αὐτῷ διὰ ταύτας τὰς αἰτίας* * * *. —

16 (28)] (26) *Ὅτι Ἄτταλος ἡττηθεὶς παρὰ Προυσίου, προ-* 10 *χειρισάμενος Ἀθήναιον τὸν ἀδελφὸν ἐξαπέστειλε μετὰ τῶν περὶ τὸν Πόπλιον, διασαφήσοντα τῇ συγκλήτῳ*
2 *τὸ γεγονός. οἱ γὰρ ἐν τῇ Ῥώμῃ, τοῦ μὲν Ἀνδρονίκου παραγενομένου καὶ διασαφοῦντος τὰ περὶ τὴν πρώτην*
3 *ἔφοδον τῶν πολεμίων, οὐ προσεῖχον, ἀλλ' ὑπενόουν τὸν* 15 *Ἄτταλον βουλόμενον αὐτὸν ἐπιβαλεῖν τῷ Προυσίᾳ τὰς χεῖρας προφάσεις προκατασκευάζεσθαι καὶ προκατα-*
4 *λαμβάνειν διαβολαῖς· ἅμα δὲ τοῦ τε Νικομήδους καὶ*

---

1 *κυνίου* P, corr. *Di* *Κυννείου Ἀπόλλωνος*] v. *Ben* 302 2 *τοῦ* P, corr. *Di* *τεμνὸν*| P, corr. *Va* 4 *οἰκείαν* P *Rei* 768 Ernestus, *οἰκίαν Va Gro* 5 *ἐταλεπώρησε*| P, corr. *Va* *πεζὸν Di* 8 *θεοπέμπτου* Toupius opusc. crit. Lips. 1781, 264, *θεόπτου* P vulgo, *θεῶν του Rei* 768 9 * * *] Addenda esse videntur Diodori verba e Polybio hausta haec: '*παραπλήσιον δέ τι συνέβη καὶ περὶ τὴν ναυτικὴν δύναμιν· τοῦ γὰρ στόλου χειμῶνι παραλόγῳ περιπεσόντος ἐν τῇ Προποντίδι συνέβη τῶν νεῶν πολλὰς μὲν αὐτοῖς τοῖς ἀνδράσιν ὑπὸ τῆς θαλάττης καταποθῆναι, τινὰς δὲ πρὸς τὴν γῆν ἐκπεσόντας ναυαγῆσαι. καὶ τὰς πρώτας ἀμοιβὰς τῆς εἰς τὸ θεῖον ἀσεβείας ταύτας ἐκομίσατο.*' 10 — 381, 8 X 227^{u} — 228^{u}, O 252^{u} — 253^{r}, U* 275—277, *Ur* CXXVIII; v. *Me* 20 s., 32 10 X^{m}: *ἄτταλος*, O^{m}: *ἄτταλλος* *ἄτταλλος* O 12 post *πόπλιον* add. *λέντλον Ur*, del. *Be* 13 *γὰρ BW*, *δὲ* Y vulgo, *μὲν γὰρ* coni. *Sch* 16 *βουλομένων αὐτῶν* Y, corr. *Ur* *τῶν προυσίων* O, corr. O^{m}

τῶν περὶ τὸν Ἀντίφιλον, τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν, διαμαρτυρομένων μηδὲν εἶναι τούτων, ἔτι μᾶλλον ἠπιστεῖτο τὰ λεγόμενα περὶ τοῦ Προυσίου.
μετὰ δέ τινα χρόνον ἐπιδιασαφουμένης τῆς πραγμα- 5
5 τείας, ἀμφιδοξήσασα περὶ τῶν προσπιπτόντων ἡ σύγκλητος ἐξαπέστειλε πρεσβευτὰς Λεύκιον Ἀπολήιον καὶ Γάιον Πετρώνιον τοὺς ἐπισκεψομένους πῶς ἔχει τὰ κατὰ τοὺς προειρημένους βασιλεῖς.

1 περὶ τὸν O* *Ur*, περὶ τῶν Y   3 ἠπίστει Y, corr. Wielandtius l. c. 58 *BW*   5 συμφιδοξήσασα Y, corr. *Ur*   6 ἀπολήιον Y *Hu*, ἀπουλήιον *Ur* vulgo, v. Dittenbergerum *Hermes* 1872, 282

FRAGMENTA LIBRI XXXIII.

A. OLYMP. 156, 1.

I. RES ITALIAE.

1286 1] Ὅτι ἡ σύγκλητος ἔτι κατὰ χειμῶνα δια- [1109
κούσασα τῶν περὶ τὸν Πόπλιον Λέντλον ὑπὲρ τῶν
κατὰ Προυσίαν διὰ τὸ νεωστὶ παραγεγονέναι τούτους
ἐκ τῆς Ἀσίας, εἰσεκαλέσατο καὶ τὸν Ἀθήναιον τὸν 5
2 Ἀττάλου τοῦ βασιλέως ἀδελφόν. οὐ μέντοι πολλῶν
προσεδεήθη λόγων, ἀλλ' εὐθέως καταστήσασα πρε-
σβευτὰς συνεξαπέστελλε τῷ προειρημένῳ τοὺς περὶ
Γάιον Κλαύδιον Κέντωνα καὶ Λεύκιον Ὁρτήσιον καὶ
Γάιον Αὐρογκολήιον, ἐντολὰς δοῦσα κωλύειν τὸν 10
Προυσίαν Ἀττάλῳ πολεμεῖν.

3 Παρεγένοντο δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις
εἰς Ῥώμην ὑπὲρ τῶν κατεχομένων οἱ περὶ Ξένωνα τὸν

2—383, 15 X 228ᵘ—229ᵘ, O 253ᵘ—254ʳ, U* 277—279, *Ur* CXXIX; v. *Me* 21, 32. Yᵐ: λόγ' λγ̄   3 τὸν del. *Ca* 959, revocat *Di*   τῶν ex τὸν U*   4 τὸ] τῶν O   γεγονέναι X, παρα add. Xᵐ   5 εἰ δὲ καλέσοιτο O   8 συνεξαπέστελλε Y *Hu*, συνεξαπέστειλε U* *Ur* vulgo, v. *Hu* *E.Z.* VIII 4   9 ὀρτήσιον Y vulgo, corr. Ernestus   10 Αὐρογκολήιον *BW* auctore *Hu* (v. Dittenbergerum *Hermes* 1872, 282 ss.), αὐρουκολούιον X, αὐρουκολεύιον Xᵐ addito ἴσως et U*, αὖρον κολεύιον O, αὐρουκουλήιον *Ur* vulgo, Αὐρουγκουλήιον vulgo post Ernestum, Αὐρουγκολήιον *Di*, v. ad 33, 7, 1   13 ξένωνα U*ˢ *Ur*, ξενῶνα Y

Αἰγιέα καὶ Τηλεκλέα τὸν Αἰγειράτην. ὧν ποιησαμένων 4
λόγους ἐν τῇ συγκλήτῳ, καὶ τοῦ διαβουλίου προτεθέν-
τος, παρ' ὀλίγον ἦλθον ἀπολῦσαι τοὺς κατῃτιαμένους
οἱ τοῦ συνεδρίου. τὴν δ' αἰτίαν ἔσχε τοῦ μὴ συν- 5
5 *τελεσθῆναι τὴν ἀπόλυσιν Αὖλος Ποστόμιος, στρατηγὸς*
ὢν ἐξαπέλεκυς καὶ βραβεύων τὸ διαβούλιον. τριῶν 6
γὰρ οὐσῶν γνωμῶν, μιᾶς μὲν τῆς ἀφιέναι κελευούσης,
ἑτέρας δὲ τῆς ἐναντίας ταύτης, τρίτης δὲ τῆς ἀπολύειν
μέν, ἐπισχεῖν δὲ κατὰ τὸ παρόν, καὶ πλείστων δ'
10 *ὄντων τῶν ἀφιέντων, παρελθὼν τὴν μίαν γνώμην* 7
διηρώτα τὰς δύο καθολικῶς, οἷς δοκεῖ τοὺς ἀνακεκλη-
μένους ἀφιέναι καὶ τοὐναντίον. λοιπὸν οἱ κατὰ τὸ 8
παρὸν ἐπέχειν κελεύοντες προσέβησαν πρὸς τοὺς μὴ
1287] *φάσκοντας δεῖν ἀπολύειν, καὶ πλείους ἐγενήθησαν*
15 *τῶν ἀφιέντων. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν.* —

8 Animadversa tripartita varietas est in tribus 2
philosophis, quos Athenienses Romam ad senatum lega-
verant inpetratum uti multam remitteret, quam fecerat

---

1 *τηλεκλέα* Y *Ca* 960, *τελεκλέα* *Ur* *αἰγεάτην* Y *Sch*, *τε-*
γεάτην vulgo post *Ur*, corr. Wilamowitzius *Hermes* 1887, 102 *BW*
(v. Dittenbergerum syll.[2] n. 308 ann. 2), idem coniecerat *Sch*
3 (*τοῦ*) *ἀπολῦσαι* *Sch*, sed v. Kaelkerum l. c. 254 4 *δ'* Y *Ur*
Be, *δὲ* vulgo post *Ca* 960 5 *αὖλος* Y Ernestus, *αὔλος* ex *αὐλὸς*
U* *Ur*, *ATλος* *Ca* *Gro* *ποστόμιος* Y *BW*, *ποστούμιος* *Ur* vulgo,
v. ad 25, 6, 6 8 *ταύτης* Y *Di*, *ταύτῃ* *Ur* vulgo, v. 3, 63, 13;
73, 5 9 *δὲ* Y, corr. *Ben* 303 *BW* 10 *ἀφιέντων* *Rei* 723 *Be*,
ἐφιεμένων Y, *ἀφιεμένων* O ante *Ur* vulgo, *ἀφιέναι βουλομένων*
coni. *Hu* 11 *διερώτα* Y, corr. Didotiana $\bar{\beta}$ Y 12 *κατὰ*
Di, *παρὰ* Y *Ur*, *πρὸς* *Ca* 960 vulgo 13 *προσώνησαν* XO,
προσένησαν U*, corr. *Ur* **16—384, 11 Gell. N. A. 6 (7), 14, 8—10,**
e quo fluxit Macrob. Sat. 1, 5, 14 ss. Plutarchum Cat. mai. 22
de eadem legatione e Polybio hausisse censent *Ni* 296 et Scala
l. c. I 125 s. Cic. Acad. Quaest. 2, 45, 137: legi ... cum Car-
neades et Stoicus Diogenes ad senatum in Capitolio starent,
A. Albinum, qui tum P. Scipione et M. Marcello cos. **praetor**
erat, ... dixisse ...

is propter Oropi vastationem. 9 Ea multa fuerat talentum fere quingentum. Erant isti philosophi Carneades ex Academia, Diogenes Stoicus, Critolaus Peripateticus. Et in senatum quidem introducti interprete usi sunt C. Acilio senatore; sed ante ipsi seorsum [1109 quisque ostentandi gratia magno conventu hominum dissertaverunt. 10 Tum admirationi fuisse aiunt Rutilius et Polybius philosophorum trium sui cuiusque generis facundiam. 'Violenta,' inquiunt, 'et rapida Carneades dicebat, scita et teretia Critolaus, modesta 10 Diogenes et sobria.' —

3 (2) *Ὅτι τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν ἀνακαμψάντων εἰς τὴν Ἀχαΐαν καὶ διασαφούντων ὅτι παρ' ὀλίγον ἔλθοι τὰ πράγματα τοῦ πάντας ἐπανελθεῖν τοὺς κατ-* 2 *εχομένους, εὐέλπιδες γενόμενοι καὶ μετεωρισθέντες οἱ* 15 *πολλοὶ πάλιν ἐξ αὐτῆς ἔπεμπον Τηλεκλέα (καὶ) τὸν Μεγαλοπολίτην Ἀναξίδαμον. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐπὶ τούτων ἦν.*

II. RES RHODIORUM.

4 (9) *Ὅτι Ἀριστοκράτης ὁ τῶν Ῥοδίων στρατηγὸς* [1113 *ἦν μὲν κατὰ τὴν ἐπιφάνειαν ἀξιωματικὸς καὶ κατα-* 2 *πληκτικός. διόπερ ἐκ πάντων τοῦτον ὑπέλαβον οἱ Ῥόδιοι τελέως ἀξιόχρεων ἡγεμόνα καὶ προστάτην ἔχειν*

12—18 X 230r, O 254r, U* 279 s., *Ur* CXXX; v. *Me* 22, 32 15 *εὐέλπιδες* O ante *Ur*, *ἐνέλπιδες* X, *ἀνέλπιδες* U* 16 s. (*καὶ*) *τὸν Μεγαλοπολίτην* *BW* auctore *Sch*, *τὸν Μεγαλοπολίτην* (*καὶ*) vulgo post *Ur*, v. 31, 1, 3 et *BW* Fleckeis. annal. 1889, 675, ann. 11 d 20—385, 4 P 297r, *Va* 170. 20—385, 3 Suid.: *Ἀριστοκράτης, Ῥοδίων στρατηγός· ὃς ἦν κατὰ — ἐφάνη*; v. Diod. 31, 37, *Me* 26, 32, *Stei* 50 s. 22 *τού|των* P (Suid.), corr. *BW* auctore *Be*

1288] *τοῦ πολέμου. διεψεύσθησαν μέντοι γε τῶν ἐλπί-* 3
δων· ἐλθὼν γὰρ εἰς τὰς πράξεις ὥσπερ εἰς πῦρ,
καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων, ἀλλοῖος ἐφάνη.
τοῦτο δ' ἐγένετο δῆλον ἐπ' αὐτῶν τῶν ἔργων. 4

5 ## III. RES CYPRI.

* * * *προτείνειν αὐτῷ πεντακόσια τάλαντα* [5 1110 (3)
παραχωρήσαντι τῆς Κύπρου, καὶ τἄλλα συν-
ακολουθήσοντα λυσιτελῆ καὶ τίμια παρ' αὐτῷ συνεπι-
δεικνύειν, προσενεγκαμένῳ τὴν χρείαν ταύτην.
10 *Τῷ δὲ Πτολεμαίῳ γενομένης προσαγγελίας παρεῖναι* 2ᵃ
τὸν Ἀρχίαν. —

Ὅτι Ἀρχίας βουλόμενος τὴν Κύπρον προδοῦναι τῷ 2
Δημητρίῳ καὶ φωραθεὶς καὶ εἰς κρίσιν ἀχθεὶς *καλῳδίῳ*
τῶν ἐκ τῆς αὐλαίας παραπεπετασμένων ἑαυτὸν ἀπεκρέ-
15 *μασεν. τῷ γὰρ ὄντι διὰ τὰς ἐπιθυμίας κενοὶ κενὰ* 3

---

1 *μέντοι γε*] *δὲ* Suid. 2 *ἐς πῦρ* Suid. **6—9 Suid. v. *προτείνειν***; Pol. fragmentum agnovit *Ca* 1026, huc rettulit *Va* ann. 29. Cf. *Me* 25, 32, *Stei* 50 6 *φ̄* Suid. 8 *αὐτοῦ* vulgo post *Sch* ante *BW*, v. Krebsium *D. Präpos.* cet. 54 **10. 11 Suid. v. *προσαγγελία***; Pol. fragmentum agnovit et huc rettulit *Va* ann. 29 **12—386, 3 P 297ʳ**, *Va* 170, **Suid.: *Ἀρχίας.*** *οὗτος βουλόμενος* cet., **idem v. *κενοί*:** *Ἀρχίας γὰρ Κύπρον βουλόμενος προδοῦναι* cet. 12 *τῷ* om. Suid. utroque loco 13 *φορα-θεὶσ* P, corr. *Va* e Suida *καὶ εἰς — ἀχθεὶς* om. Suid. v. *κενοί* *καὶ εἰσ* P vulgo, *καὶ ἐς* Suid., v. *BW* Fleckeis. annal. 1889, 680s. *καλωδίωι* P Suid. utroque loco, corr. *Di*; v. Boeckhium *Urk. üb. d. Seewes.* cet. 146 et Herod. techn. II 541, 4 Lentz 13 *καλωδίῳ* — 14 *παραπεπετασμένων* Suid. v. *κενοί* *Hu*, *καλωδίωι — παραπετασμένων* P, *καλωδίῳ — παραπετασμάτων* Suid. v. *Ἀρχίας* *Rei* 768, *ὁ δὲ λαβὼν ἐκ τῆς παραπεπετασμένης αὐλαίας καλώδιον* Suid. v. *αὐλαία*, *καλωδίῳ — περιπετασμάτων* *Va*, *λαβὼν ἐκ τῆς παραπεπετασμένης αὐλαίας καλώδιον* vulgo post *Sch*, *καλῳδίῳ — [παραπετασμάτων]* *Di* 14 *ἀπε|κρεμασεν* (s. acc.) P *Be*, *ἀπεκρέμασε* Suid. *Va* vulgo

4 λογίζονται κατὰ τὴν παροιμίαν. καὶ γὰρ ἐκεῖνος δόξας πεντακόσια τάλαντα προσλήψεσθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προσαπέβαλεν.

IV. RES ARIARATHIS.

6 (12) Ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς [1115
2 ἐνέπεσον παραλόγῳ συμφορᾷ. δεξάμενοι γὰρ παρ' Ὀροφέρνους, ὅτ' ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ τετρακόσια τάλαντα ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους
3 ὑπ' Ἀριαράθου * * *, ὅτε μετέλαβε τὴν ἀρχήν. οἱ μὲν
1289] οὖν Πριηνεῖς, ὡς ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, 10 φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα ζῶντος
4 Ὀροφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ· ὁ δ' Ἀριαράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ καθήκοντος,
5 ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην. οὐ μὴν ἀλλ' ἕως μὲν τούτου τάχ' ἂν τις ἔχοι συγγνώμην αὐτῷ κατα- 15 πειράζοντι τῷ δοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ χρήματα· τὸ δὲ καὶ πορρωτέρω προβαίνειν ὀργῆς καὶ
6 φιλοτιμίας οὐδαμῶς ἐδόκει γενέσθαι κατὰ λόγον. κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἐπαποστείλας ἐλεηλάτει

---

1 *κατὰ τὴν παροιμίαν* om. Suid. v. *κενοί*, del. C. Wunderer *Pol. Forsch.* I Lips. 1898, 5, ann. 2 2 *φ̄* P Suid. v. *Ἀρχίας* 3 *χρήματα καὶ τὸ π̄ν̄ᾱ προσα|πέβαλεν* P Suid. v. *Ἀρχίας*, *προσαπώλεσε* Suid. v. *κενοί* ceteris omissis 5—387, 12 P 297ʳs. (v. ad p. 387, 12), *Va* 170; v. Diod. 31, 32, *Me* 25, 32, *Stei* 50 7. 12 *ὀλοφέρνουσ* P, *Ολοφέρνους Va* vertens *Oroferne* et *Orophernes*, *Ὀλοφέρνους* Ernestus, corr. *Sch* 7 *παραθήκηι* P *Hu*, *παρακαταθήκῃ Va* vulgo, v. § 4 et 9 8 *ῡ* P *ἀ|πῄτουν* P, corr. *Va* 9 * * *] lac. indicat *BW* et add. *τοῦ βασιλέως* |*τῆσ ἀρχῆσ* P, corr. *BW* 10 *δοκεῖν* P *Hu* (idem coniecerat *Ben* 304), *δοκεῖ Va* vulgo *ἐνίσταντο* Herwerdenus *Mnemos.* 1874, 79, sed v. *Rei* 768 et *Sch* ad 31, 7, 2 11 *μηδενὶ* P *Hu*, *οὐδενὶ Va* vulgo *προείσεσθαι* P, corr. *Rei* 768 *Sch* 13 *παραπαίειν* Cobetus *Mnemos.* 1862, 24, sed v. *Hu* ad 8, 13, 8 15 *ἔχει* P, corr. *Va*

τὴν χώραν τῶν Πριηνέων, συνεργοῦντος Ἀττάλου καὶ παροξύνοντος αὐτὸν διὰ τὴν ἰδίαν διαφοράν, ἣν εἶχε πρὸς τοὺς Πριηνεῖς. πολλῶν δὲ καὶ σωμάτων καὶ [7 1116 *θρεμμάτων ἀπολομένων καὶ πρὸς τῇ πόλει πτωμάτων* 5 *γενομένων, ἀμύνασθαι μὲν οὐχ οἷοί τ' ἦσαν οἱ Πριηνεῖς, ἐπρέσβευον δὲ καὶ πρὸς Ῥοδίους, μετὰ δὲ ταῦτ' ἐπὶ Ῥωμαίους κατέφυγον. οἱ δ' οὐ προσεῖχον τοῖς* 8 *λεγομένοις. καὶ Πριηνεῖς μὲν μεγάλας ἔχοντες ἐλπίδας ἐπὶ τῷ πλήθει τῶν χρημάτων τοῖς ἐναντίοις ἐνεκύρη-* 10 *σαν· τῷ μὲν γὰρ Ὀροφέρνει τὴν παραθήκην ἀπέδωκαν,* 9 *ὑπὸ δὲ τοῦ βασιλέως* Ἀριαράθου ἱκαναῖς *τισι βλάβαις περιέπεσον ἀδίκως διὰ τὴν παραθήκην.*

B. OLYMP. 156, 2.

I. RES ITALIAE.

1290] Ὅτι *τῶν περὶ τὸν Ὀρτήσιον καὶ Αὐρογκολήιον παραγεγονότων ἐκ τοῦ Περγάμου καὶ* [7 (9) (6) 1111 *διασαφούντων τήν τε τοῦ Προυσίου καταφρόνησιν τῶν τῆς συγκλήτου παραγγελμάτων, καὶ διότι παρασπονδήσας* 2

---

2 *αὐτὸν*] P *Hu*, om. *Va* vulgo 6 *ταῦτα* P, corr. *Ben* 303 *BW* 7 post *κατέφυγον* lac. indicat *Rei* 769 et add. *καὶ οἱ μὲν* (vel *καὶ οὗτοι μὲν*, utraque cum hiatu) *ὑπὲρ ἐκείνων ἐδέοντο παρ' Ἀριαράθῃ* *ὁ — προσεῖχε* P, corr. *BW* auctore *Sch* *δὲ* P, corr. *Ben* 303 *BW* 10 *ὀλοφέρνει* P, *Ολοφέρνει Va* vertens *Oropherni*, *Ὀλοφέρνει* Ernestus, corr. *Sch* 12 post *παραθήκην* in P ea continuo sequuntur, quae *Sch* recte rettulit ad 34, 6, 15 **15—388, 9 V 101ᵘs., W 68ᵘs., N 109ʳs., U 379s.,** *Ur* CXXXIII; v. *Me* 21ss., 32 15 *τῶν Ur* pro *οἱ* *ὀρτήσιον* N *Αὐρογκολήιον BW* (v. ad 33, 1, 2), *αὐρουκολήιον* Z, *αὐρουγκουλήιον Ur* vulgo, *Αὐρουγκολήιον Di* 16 *παραγεγονότων* Z ante *Ur*, *παραγενότων* U

καὶ συγκλείσας εἰς τὸ Πέργαμον αὐτούς τε καὶ τοὺς
περὶ τὸν Ἄτταλον πᾶσαν βίαν ἐνεδείξατο καὶ παρα-
3 νομίαν, ἡ σύγκλητος ὀργισθεῖσα καὶ βαρέως φέρουσα
1291] τὸ γεγονὸς ἐξ αὐτῆς δέκα πρεσβευτὰς κατέστησε
τοὺς περὶ Λεύκιον Ἀνίκιον καὶ Γάιον Φάννιον καὶ 5
4 Κόιντον Φάβιον Μάξιμον, καὶ παραχρῆμ' ἐξαπέστειλεν,
ἐντολὰς αὐτοῖς δοῦσα διαλῦσαι τὸν πόλεμον καὶ τὸν
Προυσίαν ἀναγκάσαι δίκας ὑποσχεῖν Ἀττάλῳ τῶν κατὰ
πόλεμον ἀδικημάτων. —

1289 8 (7)] Ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἧκον [1110
2 (4) (πρεσβευταὶ) καὶ παρὰ Μασσαλιητῶν, (οἳ)
πάλαι μὲν κακῶς πάσχοντες ὑπὸ τῶν Λιγυστίνων, τότε
δὲ συγκλειόμενοι τελέως, καὶ πρὸς τούτοις καὶ πολιορ-
κουμένων τῶν πόλεων Ἀντιπόλεως καὶ Νικαίας, ἐξ-
απέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην τούς τά τε 15
γινόμενα διασαφήσοντας καὶ δεησομένους σφίσι βοη-
3 θεῖν. ὧν καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἔδοξε
1290] τῷ συνεδρίῳ πρεσβευτὰς πέμψαι τοὺς ἅμα μὲν
αὐτόπτας ἐσομένους τῶν γινομένων, ἅμα δὲ [1111
πειρασομένους λόγῳ διορθώσασθαι τῶν βαρβάρων 20
τὴν ἄγνοιαν. —

---

4 δέκα Z ante *Ur*, δέκας U πρεσβεὺς V 5 ναυίκιον Z, corr. *Ur* φάννιον Z ante *Ur*, φάνιον U 6 κόιντο W παραχρῆμα Z, corr. *Ben* 303 *BW* 8 ἀναγκᾶσαι V post ἀναγκ. add. et del. τὸν πόλεμον N post κατὰ add. τὸν *Rei* 723 *Sch* vulgo, del. *BW*, v. ad 18, 47, 13 10–21 X 230ʳs., O 254ᵘ, U* 280, *Ur* CXXXI; v. *Me* 21 ss., 32 11 πρεσβευταὶ add. *Ur* οἳ add. *Ur* 12 λιγυστινῶν Y, corr. *Be* 14 ἀντιπόλεως *Ur* pro ἀντὶ πόλεως νικαίας ex νικίας O ἐξαπέστειλε Y, corr. *Ur* 15 τά τε *Be* pro τε τὰ 16 δεησομένους *Na* 347 *Di* pro δεομένους 19 ἐσομένους *Hu*, γενομένους Y *Ur*, γενησομένους *Ca* 961 vulgo γιγνομένων Y *Ur*, γιγνωμένων O, corr. *Hu*

1291] *Ὅτι τῶν Μασσαλιητῶν διαπρε-* [9 (10)
σβευσαμένων πρὸς Ῥωμαίους κακῶς πά- (7) [1112
*σχειν αὐτοὺς ὑπὸ τῶν Λιγυστίνων, παραχρῆμα κατ-
έστησαν Φλαμίνιον καὶ Ποπίλλιον Λαινᾶτον καὶ Λεύκιον*
5 *Πόπιον πρεσβευτάς. οἳ καὶ πλέοντες μετὰ τῶν* 2
*Μασσαλιητῶν προσέσχον τῆς Ὀξυβίων χώρας κατὰ
πόλιν Αἴγιτναν. οἱ δὲ Λιγυστῖνοι προακηκοότες ὅτι* 3
*πάρεισιν ἐπιτάξοντες αὐτοῖς λύειν τὴν πολιορκίαν,
τοὺς μὲν ἄλλους ἔτι καθορμιζομένους ἐπελθόντες*
10 *ἐκώλυσαν τῆς ἀποβάσεως, τὸν δὲ Φλαμίνιον κατα-* 4
*λαβόντες ἀποβεβηκότα καὶ τὰς ἀποσκευὰς ἀποτεθει-
μένον, τὰς μὲν ἀρχὰς ἐκέλευον αὐτὸν ἐκ τῆς χώρας
ἀπολύεσθαι, τοῦ δὲ παρακούοντος ἤρξαντο τὰ σκεύη
διαρπάζειν. τῶν δὲ παίδων καὶ τῶν ἀπελευθέρων* 5
15 *ἀντιποιουμένων καὶ κωλυόντων, ἀπεβιάζοντο καὶ προσ-
έφερον τούτοις τὰς χεῖρας. ἐν ᾧ καιρῷ καὶ τοῦ Φλα-* 6
*μινίου βοηθοῦντος τοῖς ἰδίοις, τοῦτον μὲν κατέτρωσαν,
δύο δὲ τῶν οἰκετῶν κατέβαλον, τοὺς δὲ λοιποὺς κατ-
εδίωξαν εἰς τὴν ναῦν, ὡς τὸν Φλαμίνιον μόγις ἀπο-*

1—392, 2 V 102ᵘ—105ʳ, W 69ʳ—71ʳ, N 109ᵘ—112ᵘ, U 380—386. *Ur* CXXXIV; v. Liv. epit. 47, *Me* 21s., 32   1 *μασαλιητῶν* Z, *μασαληΐτῶν* vel *μεσαληΐτῶν* N, corr. *Ur*   2 post *Ῥωμ.* add. *καὶ διασαφούντων Sch*   3 *τοὺς* Z, *αὐτοὺς Ur* vulgo, corr. *Di*   *λιγυστινῶν* Z *Ur*, *λιγυστικῶν* N, corr. *Be*   4 *φλαμίνον* Z, *φλαμίνιον* Nˢ *Ur*, *Φλαμινῖνον* (i. e. T. Quinctium Flamininum cos. a. 604/150) coni. *Sch*; videtur praenomen illius Flaminii excidisse   *πόπλινον* Z *Ur*, *ποπίλλιον Ur* in marg. vulgo, corr. *Di*   *λαινάτον* Z, corr. *Be*   5 *πόπιον* Z *Ca* 962, *ποπίλλιον Ur*   *οἱ* N   6 *μασσαλικιτῶν* V, *μασσαλιμιτῶν* Z, corr. *Ur*   7 *αἴγιτναν Ur* e 33, 10, 3 pro *αἰγιαλὸν*   *λιγυστινοὶ* Z *Ur* vulgo, *λιγυστηνοὶ* U, corr. *Be*   *πρὸς ἀκηκοότας* VN, *πρός ἀκηκοτες* (s. acc.) W, *προσακηκοότες* U, corr. *Ur*   11 *ἀποτεθειμένον* Z ante *Ur*, *ἀποτεθειμένων* U   18 *δύο* Z *Be*, *δύω* VW *Ur* vulgo   19 *ὡς* Z *BW*, *ὥστε Ur* vulgo   *μόλις Di*, sed v. 30, 2, 4

κόψαντα τἀπίγυα καὶ τὰς ἀγκύρας διαφυγεῖν τὸν
7 κίνδυνον. οὗτος μὲν ἀποκομισθεὶς εἰς Μασσαλίαν
8 ἐθεραπεύετο μετὰ πάσης ἐπιμελείας· ἡ δὲ σύγκλητος
1292] πυθομένη τὰ γεγονότα παραχρῆμα τὸν ἕνα τῶν
ὑπάτων Κόιντον Ὀπίμιον ἐξαπέστελλε μετὰ δυνάμεως 5
πολεμήσοντα τοῖς Ὀξυβίοις καὶ Δεκιήταις.

10 (11)] (8) Ὁ δὲ Κόιντος συναθροίσας τὰς δυνάμεις εἰς
τὴν τῶν Πλακεντίνων πόλιν καὶ ποιησάμενος
τὴν πορείαν διὰ τῶν Ἀπεννίνων ὀρῶν ἧκεν εἰς τοὺς
2 Ὀξυβίους. στρατοπεδεύσας δὲ παρὰ τὸν Ἄπρωνα πο- 10
ταμὸν ἀνεδέχετο τοὺς πολεμίους, πυνθανόμενος αὐτοὺς
ἀθροίζεσθαι καὶ προθύμους εἶναι πρὸς τὸ διακινδυ-
3 νεύειν. καὶ προσαγαγὼν τὴν στρατιὰν ὁ Κόιντος πρὸς
τὴν Αἴγιτναν, ἐν ᾗ συνέβη τοὺς πρεσβευτὰς παρα-
σπονδηθῆναι, τὴν πόλιν κατὰ κράτος ἑλὼν ἐξηνδραπο- 15
δίσατο καὶ τοὺς ἀρχηγοὺς τῆς ὕβρεως ἀπέστειλε δε-
4 σμίους εἰς τὴν Ῥώμην. καὶ ταῦτα διαπραξάμενος
5 ἀπήντα τοῖς πολεμίοις. οἱ δ' Ὀξύβιοι νομίζοντες
ἀπαραίτητον αὐτοῖς εἶναι τὴν εἰς τοὺς πρεσβευτὰς
ἁμαρτίαν, παραλόγῳ τινὶ χρησάμενοι θυμῷ καὶ [1113
λαβόντες ὁρμὴν παραστατικήν, πρὶν ἢ τοὺς Δεκιήτας
αὐτοῖς συμμῖξαι, περὶ τετρακισχιλίους ἀθροισθέντες

1 τἀπόγαια Z *Ur* vulgo, τὰ ἀπόγαια N, τἀπόγυα *Di*, corr. *BW Beitr.* 23 ann. 1 2 μυσταλίαν Z, corr. *Ur* 3 post μετα (sic) add. et del. παραχρῆμα τὸν ἕνα V 5 ἐξαπέστελλε V *BW*, ἐξαπέστειλε Z *Ur* vulgo 6 πολεμήσονται Z, corr. *Ur* δεκιήτας Z, δικιήτας U, corr. *Ur* 8 πλακεντίων Z, corr. *Ur* 9 πορίαν N διὰ om. N, add. N[m] ἀπεννίνων Z ante *Ur*, ἀπεννίων U 10 Οὐάρον coni. *Ur* coll. Ptolem. 2, 10, 1. 8. 3, 1, 1, Πάρωνα *Varum Rei* 724 12 ἀθροίζεσθαι Z[s], corr. *BW* I 77 19 αὐτοῖς Z, corr. *Di* 21 ὁρμὴν παραστατικὴν Z *Ca* 963, ὀργὴν παραστατικὴν N, ὁμὴν παραστατικὴν U, unde ὠμὴν παράστασιν *Ur* δεκιήτας Z ante *Ur*, δεκιητὰς VU 22 συμμίξαι Z *Ur Di*, corr. *Ca* 963 τετρακισχιλίων Z, corr. *Ca* 963 ἀθροισθέντες Z, corr. *Ca* 963, ἀθροισθέντων *Ur*

ὥρμησαν ἐπὶ τοὺς πολεμίους. ὁ δὲ Κόιντος ἰδὼν τὴν 6
ἔφοδον καὶ τὸ θράσος τῶν βαρβάρων τὴν μὲν ἀπόνοιαν
αὐτῶν κατεπλάγη, θεωρῶν δὲ μηδενὶ λόγῳ ταύτῃ
χρωμένους τοὺς ἐχθροὺς εὐθαρσὴς ἦν, ἅτε τριβὴν ἐν
5 πράγμασιν ἔχων καὶ τῇ φύσει διαφερόντως ἀγχίνους
ὑπάρχων. διόπερ ἐξαγαγὼν τὴν αὑτοῦ στρατιὰν καὶ 7
παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς ᾔει βάδην
ἐπὶ τοὺς πολεμίους. χρησάμενος δὲ συντόνῳ προσβολῇ 8
ταχέως ἐνίκησε τοὺς ἀντιταξαμένους καὶ πολλοὺς μὲν
10 αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν
προτροπάδην. οἱ δὲ Δεκιῆται (συν)ηθροισμένοι παρῆσαν, 9
ὡς μεθέξοντες τοῖς Ὀξυβίοις τῶν αὐτῶν κινδύνων·
ὑστερήσαντες δὲ τῆς μάχης τούς τε φεύγοντας ἐξεδέ- 10
ξαντο καὶ μετ' ὀλίγον συνέβαλον τοῖς Ῥωμαίοις μετὰ
15 μεγάλης ὁρμῆς καὶ προθυμίας. ἡττηθέντες δὲ τῇ μάχῃ 11
1298] παραυτίκα πάντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ
τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν. ὁ δὲ Κόιντος 12
κύριος γενόμενος τούτων τῶν ἐθνῶν παραυτίκα μὲν
τῆς χώρας ὅσην ἐνεδέχετο προσέθηκε τοῖς Μασσαλιή-
20 ταις, εἰς δὲ τὸ μέλλον ὅμηρα τοὺς Λιγυστίνους ἠνάγ-
κασε διδόναι κατά τινας τακτοὺς χρόνους τοῖς Μασσα-
λιήταις· αὐτὸς δὲ παροπλίσας τοὺς ἀντιταξαμένους καὶ 13
(δι)ελὼν τὴν δύναμιν ἐπὶ τὰς πόλεις αὐτοῦ τὴν παρα-

---

1 ὥρμισαν N 2 ἔφοβον N 5 καὶ—6 ὑπάρχων om. N 6 αὐτοῦ Z, corr. *Be* 7 ᾖει VN 10 ἀπέκτεινεν Z *Be Hu*, ἀπέκτεινε *Ur* vulgo 11 δεκεῆται WN ἠθροισμένοι Z[s], corr. *BW* παρῆσαν Z ante *Ur*, ἦσαν U 13 τε Z *Di*, om. U *Ur* vulgo 19 προσέθηκαν et ε super αν W μασσαλιηταῖς V 20 εἰς V ante *Ur*, εἰ Z λιγυστινοὺς Z, corr. *Be* 21 μασσαλιήταις Z ante *Ur*, μασαλιηταῖς W, μασσαλιηταῖς U 22 παροπλήσας Z, corr. *Ca* 964 23 ἑλὼν Z, corr. *Ur* ἐπὶ Z *Rei* 724 *Sch*, κατὰ *Ur* vulgo

14 χειμασίαν ἐποιήσατο. καὶ ταῦτα μὲν ὀξεῖαν ἔλαβε καὶ
τὴν ἀρχὴν καὶ τὴν συντέλειαν. —

1290 11 (8)] "Οτι κατὰ τοὺς καιρούς, καθ' οὓς [1111
(5) ἐξέπεμψεν ἡ σύγκλητος τὸν Ὀπίμιον ἐπὶ
τὸν τῶν Ὀξυβίων πόλεμον, ἧκε Πτολεμαῖος ὁ νεώτερος 5
2 εἰς τὴν Ῥώμην, καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐποιεῖτο
κατηγορίαν τἀδελφοῦ, φέρων τὴν αἰτίαν τῆς ἐπιβουλῆς
3 ἐπ' ἐκεῖνον. ἅμα δὲ τὰς ἐκ τῶν τραυμάτων οὐλὰς
ὑπὸ τὴν ὄψιν δεικνὺς καὶ τὴν λοιπὴν δεινολογίαν ἀκό-
λουθον τούτοις διατιθέμενος ἐξεκαλεῖτο τοὺς ἀνθρώ- 10
4 πους πρὸς ἔλεον. ἧκον δὲ καὶ παρὰ τοῦ πρεσβυτέρου
πρέσβεις οἱ περὶ τὸν Νεολαΐδαν καὶ Ἀνδρόμαχον, ἀπο-
λογούμενοι πρὸς τὰς ὑπὸ τἀδελφοῦ γενομένας κατ-
5 ηγορίας. ὧν ἡ σύγκλητος οὐδ' ἀνέχεσθαι δικαιολο-
γουμένων ἠβουλήθη, προκατειλημμένη ταῖς ὑπὸ τοῦ 15
νεωτέρου διαβολαῖς· ἀλλὰ τούτοις μὲν ἐπανάγειν ἐκ
6 τῆς Ῥώμης προσέταξεν ἐξ αὐτῆς, τῷ δὲ νεωτέρῳ πέντε
πρεσβευτὰς καταστήσασα τοὺς περὶ Γνάιον Μερόλαν
καὶ Λεύκιον Θέρμον καὶ πεντήρη δοῦσα τῶν πρεσβευ-
τῶν ἑκάστῳ, τούτοις μὲν παρήγγειλε κατάγειν Πτολε- 20
7 μαῖον εἰς Κύπρον, τοῖς δὲ κατὰ τὴν Ἑλλάδα καὶ τὴν
Ἀσίαν συμμάχοις ἔγραψαν ἐξεῖναι συμπράττειν τῷ
Πτολεμαίῳ τὰ κατὰ τὴν κάθοδον.

3—23 X 230ᵘ—231ᵘ, O 254ᵘ—255ʳ, U* 281s., *Ur* CXXXII; v. *Me* 21ss., 32 3 Xᵐ Oᵐ U*ᵐ: πτολεμαῖος 4 ἱππόνιον Y, ὀπίμιον *Ur*, corr. *Ur* not. 95, *Opimium Ca* 961 7 ἀναφέρων vel ἐπιφέρων (utrumque cum hiatu) Bentenus l. c. 52, v. *Sch* lex. 647 13 ὑπὸ Y *Ur Di*, om. vulgo post *Ca* 961, unde παρὰ *Rei* 723 *Sch*, Didotiana, *Be* γεγομένας X, corr. Xᵐ 14 οὐδ' ἀναδέχεσθαι Y *Ur* vulgo, οὐδένα δέχεσθαι O, corr. *Rei* 723 *Sch* 16 ἐπανάγειν Y *Rei* 723 *Sch*, ἀπανάγειν *Ur* vulgo 17 προσέταξεν Y *Rei* 723 *Sch*, προέταξεν *Ur* vulgo τῷ ex τῶν O δὲ om. O ε̄ Y 18 μερόδαν Y, μερούλαν *Ur*, corr. *Sch* 19 θερμὸν Y, corr. *Ur*

II. RES PERGAMI.

1298] Ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ἔτι κατὰ [12
χειμῶνα συνήθροιζε μεγάλας δυνάμεις, ἅτε καὶ (10) [1114
τῶν περὶ (τὸν) Ἀριαράθην καὶ τὸν Μιθριδάτην ἐξ-
5 απεσταλκότων αὐτῷ στρατιὰν ἱππέων καὶ πεζῶν κατὰ
τὴν συμμαχίαν, ὧν ἡγεῖτο Δημήτριος Ἀριαράθου.
ὄντος δὲ περὶ ταύτας αὐτοῦ τὰς κατασκευάς, ἧκον ἐκ 2
τῆς Ῥώμης οἱ δέκα πρέσβεις, οἳ καὶ συμμίξαντες αὐτῷ
περὶ Κάδους καὶ κοινολογηθέντες περὶ τῶν πραγμάτων
10 ὥρμησαν πρὸς τὸν Προυσίαν. ἐπειδὴ δὲ συνέμιξαν, 3
διεσάφουν αὐτῷ τὰ παρὰ τῆς συγκλήτου μετὰ πολλῆς
ἀνατάσεως. ὁ δὲ Προυσίας ἔνια μὲν τῶν προσταττο- 4
μένων προσεδέχετο, τοῖς δὲ πλείστοις ἀντέλεγε. διόπερ 5
οἱ Ῥωμαῖοι προσκόψαντες αὐτῷ τήν τε φιλίαν ἀπεί-
15 παντο καὶ τὴν συμμαχίαν, καὶ πάντες ἐξ αὐτῆς ἀπηλ-
λάττοντο πάλιν ὡς τὸν Ἄτταλον. ὁ δὲ Προυσίας 6
μετανοήσας μέχρι μέν τινος ἐπηκολούθει λιπαρῶν, ἐπεὶ
δ' οὐδὲν ἤνυεν, ἀπαλλαγεὶς ἐν ἀμηχανίαις ἦν. οἱ δὲ 7
Ῥωμαῖοι τὸν μὲν Ἄτταλον ἐκέλευον προκαθίσαντα τῆς
20 αὑτοῦ χώρας μετὰ δυνάμεως αὐτὸν μὲν μὴ κατάρχειν
τοῦ πολέμου, ταῖς δὲ πόλεσι ταῖς αὑτοῦ καὶ ταῖς κώ-

2—394, 9 V 105r—106u, W 71r—72r, N 112u—114r, U 386—388, *Ur* CXXXV; v. App. Mithrid. 3, *Me* 21 ss., 32   3 χειμόνα Z, corr. *Ur*   4 τῶν] τὸν N   περὶ ἀριαράθην Z *Ur* vulgo, περιαράθην V, περὶ ἀράθην U, περὶ (τὸν) Ἀριαράθην *Di*; v. *BW* Fleckeis. annal. 1889, 676 ann. 12   6 ante Ἀρ. add. ὁ et hiatum Polybio obtrudit *Sch*, del. *Di*   ἀριαράθους Z, corr. *Ur*   8 ῑ Z, δέκα *Di*, om. *Ur* vulgo   οἱ N   9 κάδοις Z, corr. *Ur* e Steph. Byz.   11 παρὰ *Ur* pro περὶ   12 ἐπιστάσεως Z *Ur* vulgo, Nm addito γρ', δυνάμεως N, ἐπιτάσεως coni. *Sch*, corr. *BW* auctore *Hu*, v. App. l. c.   13 ἀντέλεγε Z *Rei* 724 *Sch*, ἀντελέγετο U *Ur* vulgo   14 ἀπείποντο Z, corr. *Ur*   20. 21 αὐτοῦ Z, corr. *Be*

1294 8] *μαις τὴν ἀσφάλειαν παρασκευάζειν· αὐτοὶ δὲ μερίσαντες σφᾶς αὐτούς, οἱ μὲν ἔπλεον κατὰ σπουδὴν ἀπαγγελοῦντες τῇ συγκλήτῳ τὴν ἀπείθειαν τοῦ Προυσίου, τινὲς δ' ἐπὶ τῆς Ἰωνίας ἐχωρίσθησαν, ἕτεροι δ' ἐφ' Ἑλλησπόντου καὶ τῶν κατὰ τὸ Βυζάντιον τόπων,* 5
9 *μίαν ἔχοντες καὶ τὴν αὐτὴν πρόθεσιν ἅπαντες, ἀπὸ μὲν τῆς Προυσίου φιλίας καὶ συμμαχίας ἀποκαλεῖν τοὺς ἀνθρώπους, Ἀττάλῳ δὲ προσνέμειν τὴν εὔνοιαν καὶ συμμαχεῖν κατὰ δύναμιν.* —

13 (11) *Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀθήναιος κατέπλευσε* 10
2 *ναυσὶ καταφράκτοις ὀγδοήκοντα· ὧν αἱ πέντε μὲν τετρήρεις ἦσαν Ῥοδίων τῶν ἀποσταλεισῶν εἰς τὸν Κρητικὸν πόλεμον, εἴκοσι δὲ Κυζικηνῶν, ἑπτὰ δ' ἐπὶ ταῖς εἴκοσι τῶν περὶ τὸν Ἄτταλον, αἱ δὲ λοιπαὶ τῶν*
3 *ἄλλων συμμάχων. ποιησάμενος δὲ τὸν πλοῦν ἐφ'* 15 *Ἑλλησπόντου καὶ συνάψας ταῖς πόλεσι ταῖς ὑπὸ Προυσίαν ταττομέναις ἀποβάσεις τε συνεχεῖς ἐποιεῖτο*
4 *καὶ κακῶς διετίθει τὴν χώραν. ἡ δὲ σύγκλητος* [1115 *διακούσασα τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν ἀνακεχωρηκότων ἐξ αὐτῆς τρεῖς ἄλλους ἀπέστειλεν, Ἄπ-* 20 *πιόν τε τὸν Κλαύδιον καὶ Λεύκιον Ὄππιον καὶ Αὖλον*
5 *Ποστόμιον. οἳ καὶ παραγενόμενοι πρὸς τὴν Ἀσίαν*

---

1 *παρεσκεύαζεν* Z, corr. *Ur* 3 *ἀπαγγέλλοντες* Z, corr. *Na* 347 *Di* *τὴν σύγκλητον* Z, corr. *Ur* 4 *δὲ* Z, corr. *Ben* 303 *BW* *ἰωνίας* Z *Sch*, *ἰονίας* *Ur* vulgo *δὲ* Z, corr. *Ben* l. c. *BW* 10—395,14 V 106ᵘ—107ᵘ, W 72ʳ s., N 114ʳ—115ʳ, U 388—391, *Ur* CXXXVI; v. *Me* 21 ss., 32 10 post *καιροὺς* add. *Ἀττάλου ἀδελφὸς* (cum hiatu) *Ur*, del. *Hu* *ἀθήναις* Z, corr. *Ur* 11 *π̄*, *ὧν αἱ ε̄* Z 12 *τετρήρεις* Z *Di*, *τριήρεις* *Ur* vulgo post *τῶν* add. *ἄλλων* *Me* 26 ann. 27 13 *κλητικὸν* Z, corr. *Ur* *κ̄* Z *κυζικενῶν* Z, corr. *Ur* *ζ̄* Z *δὲ* Z, corr. *Ben* 303 *BW* *ἐπὶ* Z *Ca* 965, *καὶ ἐπὶ* *Ur* 15 *ἐπὶ* WN 17 *ὑποβάσεις* WN 21 *αὐλὸν* Z, corr. *Ur* 22 *ποστόμιον* Z *BW*, *ποστούμιον* *Ur* vulgo, v. ad 25, 6, 6 *πρὸς* pro *εἰς* *BW* coll. 1, 39, 2. 4, 18, 10; 46, 1; 52, 1; 54, 3. 5, 2, 8

διέλυσαν τὸν πόλεμον, εἰς τὰς τοιαύτας συνθήκας ἐπαγαγόμενοι τοὺς βασιλέας ἀμφοτέρους, ὥστε παρα- 6
χρῆμα μὲν εἴκοσι καταφράκτους νῆας ἀποδοῦναι Προυσίαν Ἀττάλῳ, πεντακόσια δὲ τάλαντα κατενεγκεῖν (ἐν)
5 *ἔτεσιν εἴκοσι· τὴν δὲ χώραν ἀμφοτέρους ἔχειν ἣν καὶ* 7
πρότερον εἶχον, ὅτ' εἰς τὸν πόλεμον ἐνέβαινον. διορ- 8
θώσασθαι δὲ Προυσίαν καὶ τὴν καταφθορὰν τῆς χώρας τῆς τε Μηθυμναίων καὶ τῶν Αἰγαιέων καὶ τῆς Κυμαίων καὶ Ἡρακλειωτῶν, ἑκατὸν τάλαντα δόντα τοῖς
1295] *προειρημένοις. γραφεισῶν δ' ἐ(πὶ) τούτοις τῶν* 9
συνθηκῶν, ἀπῆγον τὰς δυνάμεις εἰς τὴν οἰκείαν οἱ περὶ τὸν Ἄτταλον, τὰς ναυτικὰς καὶ τὰς πεζικάς. καὶ 10
τῆς μὲν Ἀττάλου καὶ Προυσίου διαφορᾶς τοιοῦτος ὅ τε κατὰ μέρος χειρισμὸς ἐγενήθη τῶν πράξεων * * *

15 C. OLYMP. 156, 3.

I. RES ITALIAE.

Ὅτι *κατὰ τὸν καιρὸν τοῦτον ἐν τῇ Ῥώμῃ* [14 1117 (13)
τῶν ἐκ τῆς Ἀχαΐας πρεσβευτῶν εἰσελθόντων εἰς τὴν σύγκλητον περὶ τῶν ἀνακεκλημένων, ἔδοξε τῷ
20 *συνεδρίῳ μένειν ἐπὶ τῶν ὑποκειμένων.* —

2 *ἐπαναγόμενοι* Z, corr. *Rei* 724 *Be* 3 $\bar{\kappa}$ Z 4 $\bar{\varphi}$ Z, *πεντακισχίλια* coni. *Rei* 724 *δὲ* om. N *ἐν* add. *Ur* 6 *ὅτε* Z, corr. *B W* 8 *μιθυμναίων* Z, corr. *Ur* *τῶν* del. *Be*, sed v. *B W* Fleckeis. annal. 1889, 673 *αἰγγέων* Z, *αἰγέων* U *Ur*, corr. *Sch* 9 $\bar{\rho}$ Z 10 *δ' ἐπὶ Rei* 725 *Sch* pro *δὲ* 12 *τὰς πεζικὰς καὶ τὰς ναυτικὰς* W et ex eo *Ca* 966 vulgo ante *Sch*, N *Hu*, v. *B W Beitr.* 25 13 *τοιοῦτον* V (?) N 13. 14 *ὅ τε* Z *Rei* 725 *Sch*, *ὅτε* WN, *τότε Ur* vulgo 14 * * *] lac. indicat et add. *καὶ τὸ τέλος Rei* 725 *Sch*, *καὶ τὸ τέλος τοιοῦτον B W* 17—20 X 231[u], O 255[r]s., U* 282s., *Ur* CXXXVII; v. *Me* 24s., 32

15 (14) Ὅτι ὁ Ἡρακλείδης ἔτι τῆς θερείας ἀκμαζούσης παρῆν εἰς τὴν Ῥώμην ἄγων τὴν Λαοδίκην καὶ τὸν 2 Ἀλέξανδρον. ποιούμενος δὲ τὴν παρεπιδημίαν μετὰ τερατείας ἅμα καὶ κακουργίας ἐνεχρόνιζε, κατασκευαζόμενος τὰ περὶ τὴν σύγκλητον. — 5

3 Καὶ Ἀστυμήδης ὁ Ῥόδιος, πρεσβευτὴς ἅμα καὶ ναύαρχος καθεσταμένος, παρελθὼν ἐξ αὐτῆς εἰς τὴν σύγκλητον διελέγετο περὶ τοῦ πολέμου τοῦ πρὸς 4 Κρηταιεῖς. ἡ δὲ σύγκλητος προσέχουσα τὸν νοῦν ἐπιμελῶς παραχρῆμα πρεσβευτὰς ἐξαπέστειλε τοὺς περὶ 10 Κόιντον λύσοντας τὸν πόλεμον.

II. BELLUM RHODIORUM CUM CRETENSIBUS.

16 (15) Ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ Κρηταιεῖς πρεσβευτὰς ἀπέστειλαν πρὸς Ἀχαιοὺς ὑπὲρ βοηθείας (τοὺς περὶ) Ἀντιφάταν Τηλεμνάστου Γορτύνιον, παρακλη- 15 2 σίως δὲ καὶ Ῥόδιοι τοὺς περὶ Θευφάνην. οὔσης δὲ 1296] τῆς συνόδου τῶν Ἀχαιῶν ἐν Κορίνθῳ, καὶ διαλεγομένων τῶν πρεσβευτῶν ἑκατέρων ὑπὲρ τῆς βοηθείας, ἔρρεπον ταῖς γνώμαις οἱ πολλοὶ μᾶλλον ἐπὶ τοὺς

1—5 X 231ᵘs., O 255ᵘ, U* 283, *Ur* CXXXVIII; v. *Me* 24 s., 32
1 θερείας *Ur* pro θεραπείας 2 παρῆν *Be* pro παρῆγεν λαοδικὴν Y, corr. *Ur* 3 ἐπιδημίαν O 4 τερατίας O
6—11 X 232ʳ, O 255ᵘ, U* 283 s., *Ur* CXXXVIII; v. *Me* 24 s., 32. Hanc eclogam in codicibus cum antecedenti arte cohaerentem separat *Sch* 6 στυμήδης O καὶ ante πρεσβ. repetunt Y, del. *Ur* 7 καθεστάμενος Y, corr. *Ur* 13—397, 17 X 232ʳ—233ʳ, O 255ᵘs., U 284—286, *Ur* CXXXIX; v. *Me* 24 s., 32 14. 15 τοὺς περὶ add. *Ur* 15 ἀντίφατον Y, ἀντιφάτην *Ur* vulgo, corr. *Ur* not. 97 *Sch* τηλεμνάστου ex τελεμνάστου U* 16 θευφάνην X *BW* (v. Ullrichium de Pol. font. Rhod. Diss. inaug. Lips. 1898, 78), θεοφάνην Y* *Ur* vulgo 17 διαλεγόντων Y, corr. *Rei* 725 *Sch* 19 ἔρεπον Y, corr. *Be*

Ῥοδίους, ἐντρεπόμενοι καὶ τὸ τῆς πόλεως ἀξίωμα καὶ 3
τὴν ὅλην αἵρεσιν τῆς πολιτείας καὶ τῶν ἀνδρῶν. εἰς 4
ἃ βλέπων Ἀντιφάτας ἐβουλήθη πάλιν ἐπεισελθεῖν, τοῦ
δὲ στρατηγοῦ συγχωρήσαντος ἐχρήσατο λόγοις βαρυ-
5 *τέροις ἢ κατὰ Κρῆτα καὶ σπουδαιοτέροις· καὶ γὰρ ἦν* 5
ὁ νεανίσκος οὐδαμῶς Κρητικός, ἀλλὰ πεφευγὼς τὴν
Κρητικὴν ἀναγωγίαν. διὸ καὶ συνέβαινε τοὺς [6 1118
Ἀχαιοὺς ἐπιδέχεσθαι τὴν παρρησίαν αὐτοῦ καὶ μᾶλλον
ἔτι διὰ (τὸ) τὸν πατέρα τοῦ προειρημένου Τηλέμναστον
10 *μετὰ πεντακοσίων Κρητῶν ἐλθόντα συμπεπολεμηκέναι*
τὸν πρὸς Νάβιν πόλεμον εὐγενῶς αὐτοῖς. πλὴν δι- 7
ακούσαντες οὐδὲν ἧττον ὁρμὴν εἶχον οἱ πολλοὶ τοῖς
Ῥοδίοις βοηθεῖν, ἕως Καλλικράτης ὁ Λεοντήσιος ἀνα-
στὰς οὐκ ἔφη δεῖν οὔτε πολεμεῖν οὐδενὶ χωρὶς τῆς
15 *Ῥωμαίων γνώμης οὔτε βοήθειαν πέμπειν οὐδενὶ κατ'*
οὐδενός. καὶ διὰ ταῦτα κατίσχυσε μένειν ἐπὶ τῶν 8
ὑποκειμένων. —

Ὅτι *οἱ Ῥόδιοι δυσθετούμενοι τοῖς συμβαίνουσιν* 17
εἰς παραλόγους τινὰς ἐνέπεσαν ὁρμὰς καὶ παρασκευὰς (15a)
20 *καὶ πρὸς παραπλησίαν διάθεσιν ἦλθον τοῖς ἐν ταῖς*
πολυχρονίοις ἀρρωστίαις δυσποτμοῦσι. καὶ γὰρ ἐκεῖνοι 2
πολλάκις, ἐπειδὰν πάντα ποιοῦντες κατὰ λόγον τῆς
θεραπείας καὶ πειθαρχοῦντες τοῖς ἰατροῖς μὴ δύνωνται

2 *εἰς*] *εἱ* O 4 *βαθυτέροις Na* 232, sed v. Krebsium *D. Präpos.* cet. 121 ann. 2 5 *σπουδαιτέροις* O 7 *ἀναγωγὴν* Y *Ur* vulgo, *ἀγωγὴν Rei* 725, corr. *Be* 9 *τὸ* add. *Ur* 10 φ̄ Y 11 *διακούσαντες* O* *Ur*, *διακούσαντας* Y 16 *κατίσχυσε* U*• *Ur*, *κατήσχυσε* XO **18—398, 14 M 80, 23—81, 7** *Hey*; v. Diod. 31, 43, *Me* 27 s., 32 19 *ἐνέπεσον* legerat *Ma* 20 *ἐς παραπλησίαν* — 21 *δυσποτμοῦσι*: **Suid. v. *δυσποτμότερον*,** quod fragmentum *Ca* 1020 Polybio recte tribuerat 20 *πρὸς* *BW* pro *εἰς*, v. *BW* Fleckeis. annal. 1889, 680 s. 21 *πολυχρονίαις* Suid., quod a *Sch* in lex. 492 s. correctum confirmavit M 22. 23 *τῆι θεραπείαι* M, corr. *Ge*

τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς ἅψασθαι, δυσθετούμενοι τοῖς συμβαίνουσιν ἀποδυσπετεῖν ἀναγκάζονται, καὶ τινὲς μὲν θύταις καὶ μάντεσι προσέχειν, ἔνιοι δὲ πάσης
3 *ἐπῳδῆς καὶ παντὸς περιάμματος πεῖραν λαμβάνειν. ὃ καὶ περὶ τοὺς Ῥοδίους συνέβαινε· πάντων γὰρ αὐτοῖς* 5
παρὰ δόξαν ἀπαντωμένων, ἠναγκάζοντο παντὶ τῷ λεγομένῳ προσέχειν καὶ πᾶσαν ἐλπίδα σωματοποιεῖν καὶ
1297 4] *προσδέχεσθαι. καὶ τοῦτ᾽ ἐδόκουν πάσχειν εἰκότως· ὅταν γὰρ μηδὲν ἀνύηται* (*τῶν*) *κατὰ λόγον, δέῃ δὲ κατ᾽ ἀνάγκην ἐνεργεῖσθαι τὸ συνεχές, ἀπάγκη πεῖραν λαμ-* 10
5 *βάνειν καὶ τῶν παρὰ λόγον.* διὸ καὶ Ῥόδιοι ἐμπεσόντες εἰς τοιαύτην διάθεσιν ἐποίησάν τι τῶν γινομένων καὶ ὃν ἀπεδοκίμασαν ἄρχοντα, τοῦτον πάλιν εἵλοντο ἄρχοντα, καὶ ἄλλα τινὰ παράλογα.

D. OLYMP. 156, 4. 15

I. RES ITALIAE.

18 Ὅτι *πρέσβεων διαφόρων παραγενομένων εἰς τὴν*
(16) *Ῥώμην ἡ σύγκλητος πρῶτον μὲν εἰσεκαλέσατο τὸν*
2 *Εὐμένους τοῦ βασιλέως υἱὸν Ἄτταλον· παραγεγόνει*

---

1 *δυσθετούμενοι* — 2 *ἀναγκάζονται*: **Suid. v. *ἀποδυσπετεῖ* et *δυσθετήσας*,** quod fragmentum Valckenarius Polybio recte tribuerat 2 *ἀποδ. ἀναγκ.*] *ἀποδυσπετοῦσι* Suid. posteriore loco 3 s. **Suid. v. *ἐπῳδός*:** Πολύβιος· *πάσης ἐπῳδῆς* [*καὶ γοητείας*] (*καὶ γοητ.* del. Gaisfordius cum Suid. codd. ABVE) *καὶ περιάμματος πεῖραν ἐλάμβανον* 4 *περιόμματος* legerat *Ma*, *περιάμματος* *Hey*, ut coniecerat *Ge* e Suida 6—8 **Suid. v. *σωματοποιεῖν*: *οἱ δὲ ἠναγκάζοντο* — *προσδέχεσθαι*;** v. *Ur* 271 9 *τῶν* add. *Na* 130 *Di* 12 *γελωμένων* Orellius ind. lect. acad. Turic. 1834, 8, *μαινομένων* Campius l. c. 1549 ann. 2 **17–400,14 X 233r–235r, O 256u—257u, U* 286—290,** *Ur* CXL; v. *Me* 25, 32 19 *παρεγεγόνει* O *Di*, v. ad 18, 55, 6

γὰρ ἔτι παῖς ὢν κατὰ τὸν καιρὸν τοῦτον εἰς Ῥώμην
χάριν τοῦ τῇ τε συγκλήτῳ συσταθῆναι καὶ τὰς πατρι-
κὰς ἀνανεώσασθαι φιλίας καὶ ξενίας. οὗτος μὲν [3 1119
οὖν φιλανθρώπως ὑπό τε τῆς συγκλήτου καὶ τῶν
5 πατρικῶν φίλων ἀποδεχθεὶς καὶ λαβὼν ἀποκρίσεις ἃς
ἐβούλετο καὶ τιμὰς ἁρμοζούσας τῇ καθ' αὑτὸν ἡλικίᾳ,
μετά τινας ἡμέρας ἐπανῆλθεν εἰς τὴν οἰκείαν, πασῶν 4
αὐτὸν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐκτενῶς καὶ
μεγαλοψύχως ἀποδεξαμένων κατὰ τὴν δίοδον. ἧκε δὲ 5
10 καὶ Δημήτριος κατὰ τὸν αὐτὸν καιρόν, τυχὼν δὲ μετρίας
ἀποδοχῆς ὡς παῖς αὖθις ἀνεχώρησεν εἰς τὴν οἰκείαν.
ὁ δ' Ἡρακλείδης κεχρονικὼς ἐν τῇ Ῥώμῃ παρῆλθεν 6
εἰς τὴν σύγκλητον, ἔχων μεθ' ἑαυτοῦ τὴν Λαοδίκην
καὶ τὸν Ἀλέξανδρον. πρῶτον μὲν οὖν ὁ νεανίσκος 7
15 ἐποιήσατό τινας μετρίους λόγους, ἠξίου δὲ Ῥωμαίους
μνησθῆναι τῆς πρὸς τὸν Ἀντίοχον τὸν αὑτοῦ πατέρα
φιλίας καὶ συμμαχίας, μάλιστα δὲ συγκατασκευάζειν
αὐτῷ τὴν βασιλείαν· εἰ δὲ μή, συγχωρῆσαι τὴν κάθ- 8
οδον καὶ μὴ κωλῦσαι τοὺς βουλομένους συμπράττειν
1298] αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς.
ὁ δ' Ἡρακλείδης παραλαβὼν τὸν λόγον καὶ πολλήν 9
τινα ποιησάμενος Ἀντιόχου μὲν μνείαν ἐπ' ἀγαθῷ,
Δημητρίου δὲ κατηγορίαν, εἰς τοῦτο κατήντησεν ὅτι
δεῖ συγχωρεῖν τὴν κάθοδον τῷ τε νεανίσκῳ καὶ τῇ
25 Λαοδίκῃ κατὰ τὸ δίκαιον, οὖσιν Ἀντιόχου τοῦ βασι-

---

2 τε om. O 3 φιλίας Y Didotiana auctore *Sch*, φιλανθρωπίας *Ur* vulgo 4 φιλανῖνως X[m], O ex φιλάνιως, φιλανθρωπίνως U* *Ur* vulgo, φιλανθρωπίνων X, corr. cod. Scorial. R III 21 ante *Be* 5 ἃς om. O 10 αὐτὸν om. O 11 ἀνεχώρισεν O οἰκίαν O 15 ῥωμαίοις Y, corr. *Ur* 16 πρὸς τὸν Y *Ur* vulgo, πρὸς O *Be* αὐτοῦ Y, corr. *Be* 17 μάλιστα ex μάχιστα U* δὲ *Ur* pro μὲν 18 αὐτῷ (Y), corr. *Be* 19 κωλῦσαι Y* Didotiana, κωλύσαι U* *Ur* vulgo 24 τε Y *BW*, om. *Ur* vulgo

10 *λέως ἐκγόνοις κατὰ φύσιν. τοῖς μὲν οὖν μετρίοις τῶν ἀνθρώπων οὐδὲν ἤρεσκε τούτων, ἀλλὰ καὶ τὴν κατασκευὴν τοῦ δράματος ἐνενόουν καὶ τὸν Ἡρακλείδην*
11 *ἐβδελύττοντο προφανῶς. οἱ δὲ πολλοὶ τεθεραπευμένοι ταῖς Ἡρακλείδου γοητείαις συγκατηνέχθησαν ἐπὶ τὸ* 5
12 *γράφειν δόγμα τοιοῦτον· "Ἀλέξανδρος καὶ Λαοδίκη, βασιλέως υἱοί, φίλου καὶ συμμάχου ἡμετέρου γεγενημένου, ἐπελθόντες ἐπὶ τὴν σύγκλητον λόγους ἐποιή-*
13 *σαντο· ἡ δὲ σύγκλητος αὐτοῖς ἐξουσίαν ἔδωκεν ἐπὶ τὴν πατρῴαν ἀρχὴν καταπορεύεσθαι, καὶ βοηθεῖν αὐτοῖς,* 10
14 *ὡς ἠξίουν, ἔδοξεν." ὁ δ' Ἡρακλείδης ἐπιλαβόμενος τῆς ἀφορμῆς ταύτης εὐθέως ἐξενολόγει καὶ προσεκαλεῖτο τῶν ἐπιφανῶν ἀνδρῶν * * * ἀφικόμενος δ' εἰς τὴν Ἔφεσον ἐγίνετο περὶ τὴν παρασκευὴν τῆς προκειμένης ἐπιβολῆς.*

II. RES SYRIAE. 15

19 (14) Καὶ *Δημήτριον* δέ φησι, τὸν ἐκ τῆς Ῥώμης τὴν ὁμηρείαν διαφυγόντα, ἐν τῇ τρίτῃ καὶ τριακοστῇ *βασιλεύσαντα Σύρων πολυπότην ὄντα τὸ πλεῖστον τῆς ἡμέρας μεθύσκεσθαι.* [1117

E. FRAGMENTA INCERTAE SEDIS. 20

20 (16a) Ὅτι *ὅταν ἅπαξ οἱ πολλοὶ σχῶσιν ὁρμὴν πρὸς τὸ φιλεῖν ἢ μισεῖν τινας ὑπερβαλλόντως, πᾶσα* [1120

1 *ἐκγόνοις* X ante *Ur*, *ἐκγόνους* Y 3 *ἐνενόουν* O ante *Ur*, *ἐνενοίουν* X, *ἐνενοίην* U* 5 *τῆς—γοητείας* Y, (*διὰ*) *τῆς—γοητείας Ur*, *τῇ—γοητείᾳ* (cum hiatu) *Sch*, corr. *Rei* 725 *Di* *ἡρακλείδους* Y, *ἡρακλείδου* U*ˢ *Ur* *συγκατενέχθησαν* O 7 post *γεγενημένου* lac. indicat *Ca* 968, sed v. *Rei* 725 10 *πατρώαν* Y, corr. *Ca* 968 13 * * *] lac. indicat *Ur*, *ὅσους ἠδύνατο* add. *Rei* 725, *ὡς πλείστους BW* 14 *ἐγένετο* O *Sch*, Didotiana, *Di*, sed v. *Hu E.Z.* XXIII 8 *περὶ Ur* pro *παρὰ* 16—19 Athen. 10 p. 440b; v. *Me* 26 s., 32 16 *φησι*] Polybius 21—401, 2 M 81, 7—9 *Hey*

πρόφασις ἱκανὴ γίνεται πρὸς τὸ συντελεῖν τὰς αὑτῶν προθέσεις. —

1299] *Ἀλλὰ γὰρ ὀκνῶ μή ποτ' εἰς τὸ περιφερόμενον* 21 *ἐμπεσὼν λάθω, πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρο-* (16a)
5 *νέστερος ἢ ὁ τὸ κόσκινον ὑπέχων· δοκῶ γὰρ δὴ κἀγὼ πρὸς ὁμολογουμένην ψευδολογίαν ἀκριβολογούμενος καὶ τὸν ἐπιμετροῦντα λόγον εἰσφέρων παραπλήσιόν τι ποιεῖν. διὸ καὶ μάτην τελέως περὶ τούτων λέγειν, εἰ* 2 *μή τις καὶ γράφειν ἐνύπνια βούλεται καὶ θεωρεῖν*
10 *ἐγρηγορότος ἐνύπνια.*

---

1 *αὐτῶν* M, corr. *Di* 3—10 M 81, 9—15 *Hey*; ad librum sequentem rettulit Ern. Schulzius l. c. 18 s. 3 *ποτε|* M, corr. *Ben* 304 *BW* 4 s. de proverbio v. Scalam l. c. I 286 et C. Wundererum *Pol. Forsch.* I 24 s. 4 *τρίγονα* legerat *Ma*, *τράγων Hey*, *τράγον Ge* *ἀμέλ|* M, corr. *Ma* *ἀφρονέστερος* M secundum *Hey*, ut intellegendum coniecerat *Ge*, om. *Ma* 5 *ἢ ὁ*] v. *BW* Fleckeis. annal. 1890, 839 *δέδοικα Be* *δὴ Ge*, *μὴ* M *Be* 8 *ποιεῖν· διὸ καὶ*] *ποιεῖν δοκῶ Be* *διὸ καὶ*] *διὰ τὸ* coni. *Hey* *μάταιον* coni. *Hu* *λέγων Ma Be*, *λέγω* (cum hiatu) *Ge* 10 *ἐ|γρηγορότως* M secundum *Ma* et *Hey*, *ἐ|γρηγορότος* legit *Bo*, ut correxerat *Be*, *ἐγρηγορὼς* Cobetus *Mnemos.* 1862, 34

FRAGMENTA LIBRI XXXIV.

A. FRAGMENTA GRAECA.

I. GENERALIA NONNULLA. DE ARGUMENTO HUIUS LIBRI.

1 Οἱ δ' ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀπο-
2 δείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφο-
ρός τε ἐποίησε καὶ Πολύβιος. — 5
3 Πολύβιος ... φήσας *περὶ τῶν Ἑλληνικῶν καλῶς
μὲν Εὔδοξον, κάλλιστα δ' Ἔφορον ἐξηγεῖσθαι περὶ*
4 *κτίσεων, συγγενειῶν, μεταναστάσεων, ἀρχηγετῶν, ἡμεῖς
δέ*, φησί, *τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ θέσεως*
5 *τόπων καὶ διαστημάτων· τοῦτο γάρ ἐστιν οἰκειότατον* 10
6 *χωρογραφίᾳ*. ἀλλὰ μὴν σύγε, ὦ Πολύβιε, ὁ τὰς λαο-
δογματικὰς ἀποφάσεις περὶ τῶν διαστημάτων εἰσάγων
οὐκ ἐν τοῖς ἔξω τῆς Ἑλλάδος μόνον, ἀλλὰ καὶ ἐν τοῖς
Ἑλληνικοῖς * καὶ διδοῖς εὐθύνας τὰς μὲν Ποσειδωνίῳ,
τὰς δ' Ἀρτεμιδώρῳ, τὰς δ' ἄλλοις πλείοσι. — 15

Libro XXXIV. Polybium *περὶ θέσεως τόπων καὶ διαστημάτων* disputasse docet *Sch* coll. 3, 57, 1 ss. Cf. *Ni Rhein. Mus.* 1871, 269 ss. 3—5 **Strab. 8, 1, 1 C 332** 3 *γραφῇ*] scil. *τὰ τῆς γεωγραφίας ἐπραγματεύσαντο* 6—15 **Strab. 10, 3, 5 C 465** 11 *λαοδογματικὰς* Tzschuckius auctore Tyrwhitto pro *τάλας ὁ δογματικὰς* 14 *διδοῖς Ca* pro *διαδοὺς*

Πολύβιος οὖν ὁ ἱστοριογράφος πεπραγμάτευται βι- 7
βλίον, ὃ ἐπιγραφὴν ἔχει "περὶ τῆς ὑπὸ τὸν ἰσημερινὸν
οἰκήσεως". αὕτη δέ ἐστιν ἐν μέσῃ τῇ διακεκαυμένῃ
ζώνῃ. καί φησιν *οἰκεῖσθαι τοὺς τόπους* καὶ εὐκρατο- 8
5 τέραν *ἔχειν τὴν οἴκησιν τῶν περὶ τὰ πέρατα τῆς δια-
κεκαυμένης ζώνης κατοικούντων.* καὶ ἃ *μὲν ἱστορίας*
φέρει *τῶν κατωπτευκότων τὰς οἰκήσεις καὶ ἐπιμαρτυ-
ρούντων τοῖς φαινομένοις*, ἃ δὲ ἐπιλογίζεται ἐπὶ *τῆς
φυσικῆς περὶ τὸν ἥλιον ὑπαρχούσης κινήσεως. ὁ γὰρ* 9
10 *ἥλιος περὶ μὲν τοὺς τροπικοὺς κύκλους πολὺν ἐπιμένει
χρόνον κατά τε τὴν πρόσοδον τὴν πρὸς αὐτοὺς καὶ
τὴν ἀποχώρησιν, ὥστε σχεδὸν ἐφ' ἡμέρας τετταράκοντα
μένει πρὸς αἴσθησιν ἐπὶ* (*τῶν*) *τροπικῶν κύκλων.* [*δι'* 10
*ἣν αἰτίαν καὶ τὰ μεγέθη τῶν ἡμερῶν σχεδὸν ἐφ'
15 ἡμέρας μ' τὰ αὐτὰ διαμένει.*] *ὅθεν ἐπιμονῆς γινομένης
πρὸς τὰς οἰκήσεις τὰς κειμένας ὑπὸ τοὺς τροπικοὺς*
ἀνάγκη ἐκπυροῦσθαι *τὴν οἴκησιν καὶ ἀοίκητον γίνεσθαι
διὰ τὴν τοῦ καύματος ὑπερβολήν. ἀπὸ δὲ* τοῦ ἰσημερι- 11
νοῦ *κύκλου ταχείας συμβαίνει τὰς ἀποχωρήσεις γίνεσθαι.*
20 [*ὅθεν καὶ τὰ μεγέθη τῶν ἡμερῶν περὶ τὰς ἰσημερίας
μεγάλας λαμβάνει τὰς παραυξήσεις.*] *εὔλογον οὖν καὶ
τὰς ὑπὸ τὸν ἰσημερινὸν κειμένας οἰκήσεις εὐκρατοτέρας
ὑπάρχειν, ἐπιμονῆς μὲν* (*οὐ*) *γινομένης ἐπὶ τοῦ κατὰ
κορυφὴν σημείου, ταχέως* δὲ ἀποχωροῦντος τοῦ ἡλίου.

1—404, 8 **Gemin. elem. astronom. c. 16, 32—38** Manitius; ea excerpta esse e libro XXXIV. suspicatus est *Sch* V 25 ann. f., demonstravit Max. C. P. Schmidtius Fleckeis. annal. 1882, 113 ss., huc rettulit *BW* 2 *ὑπὸ* Manitius pro *περὶ* 12 *τετταράκοντα* *BW* pro *μ'* 13 *τῶν* add. Manitius 13 *δι'*—15 *διαμένει* inducit Manitius 19 *ἀποχωρήσεις* Hildericus pro *παρόδους* 20 *ὅθεν*—21 *παραυξήσεις* inducit Manitius 20 *ἰσημερίας* Hildericus pro *ἰσημερινὰς* 22 *τὸν ἰσημερινὸν* idem pro *τῶν ἰσημερινῶν* 23 *ἐπιμονῆς* Manitius pro *ἐπιτολῆς* 24 *ἡλίου* Hildericus pro *κύκλου*

12 *πάντες γὰρ οἱ μεταξὺ τῶν τροπικῶν κύκλων οἰκοῦντες παρὰ τὴν πάροδον ὁμοίως κεῖνται* τοῦ ἡλίου· *πλείονας δὲ χρόνους ἐπιμένει τοῖς περὶ τοὺς τροπικοὺς οἰκοῦσι.*
13 *δι' ἣν αἰτίαν εὐκρατοτέρας εἶναι συμβέβηκε τὰς ὑπὸ τὸν ἰσημερινὸν οἰκήσεις, αἵτινες* κεῖνται ἐν *μέσῃ τῇ* 5 *διακεκαυμένῃ ζώνῃ, τῶν περὶ τὰ πέρατα τῆς διακεκαυμένης οἰκήσεων, αἵτινες ὑπὸ τοὺς τροπικοὺς κύκλους κεῖνται.* —

14 Πολύβιος δὲ ποιεῖ *ζώνας ἕξ, δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑποπιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων* 10 τε *καὶ τῶν τροπικῶν (καὶ δύο τὰς μεταξὺ τούτων) καὶ* τοῦ ἰσημερινοῦ. —

15 Ὁ δὲ Πολύβιος τοῦτο μὲν οὐκ εὖ, τὸ ποιεῖν *τινας ζώνας τοῖς ἀρκτικοῖς διοριζομένας, δύο μὲν τὰς ὑποπιπτούσας αὐτοῖς, δύο δὲ τὰς μεταξὺ τούτων καὶ τῶν* 15 *τροπικῶν.* —

16 Εἰ δ', ὥσπερ Ἐρατοσθένης φησίν, ἡ ὑποπίπτουσα τῷ ἰσημερινῷ ἐστιν εὔκρατος, καθάπερ καὶ Πολύβιος ὁμοδοξεῖ — προστίθησι δ' οὗτος καὶ διότι ὑψηλοτάτη ἐστί· *διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν κατὰ* 20 *τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων* — πολὺ κρεῖττον τρίτην εὔκρατον ταύτην ποιεῖν στενήν τινα, ἢ τὰς ὑπὸ τοῖς τροπικοῖς εἰσάγειν. —

17 Ἐνίσταται δ' ὁ Ποσειδώνιος τῷ Πολυβίῳ, διότι φησὶ *τὴν ὑπὸ* τῷ ἰσημερινῷ *οἴκησιν ὑψηλοτάτην.* — 25

---

4 *ὑπὸ* Manitius pro *περὶ* 7 *οἰκήσεων, αἵτινες* Manitius pro *οἰκούντων, οἵτινες* 9—12 Strab. 2, 3, 1 C 96 11 *καὶ — τούτων* add. *Ca* 13—16 Strab. 2, 3, 2 C 97 15 *αὐτοῖς* pro *αὐταῖς* sec. man. cod. Paris. 1394 Strabonis ante Xylandrum 17—23 Strab. 2, 3, 2 C 97; cf. H. Bergerum *D. geogr. Fragm. d. Eratosth.* Lips. 1880, 82 ss. et Max. C. P. Schmidtium l. c. 18 post *καὶ* add. *ὁ* Strabonis cod. Med. plut. 28 n. 5, Parisin. 1393, Vatic. 482 22 *τρίτην* Kramer pro *τρίτην τὴν* 24—25 ibid.

Περὶ δὲ τοῦ ἀριθμοῦ αὐτῶν πολλὴ διαφωνία τοῖς 18 μετ' αὐτὸν γέγονεν· οἱ μὲν γὰρ ἓξ αὐτὰς εἶπον, ὡς Πολύβιος καὶ Ποσειδώνιος, τὴν διακεκαυμένην εἰς δύο διαιροῦντες.

5 II. DE ULIXIS NAVIGATIONE, PROPE SICILIAM PRAESERTIM.

1299] Ἐκ μηδενὸς δὲ ἀληθοῦς ἀνάπτειν κενὴν [2 1120 τερατολογίαν οὐχ Ὁμηρικόν. προσπίπτει γάρ, ὡς εἰκός, 2 ὡς πιθανώτερον ἂν οὕτω τις ψεύδοιτο, εἰ καταμίσγοι 10 τι καὶ αὐτῶν τῶν ἀληθινῶν· ὅπερ καὶ Πολύβιός φησι 3 περὶ τῆς Ὀδυσσέως πλάνης ἐπιχειρῶν. —

1300] Καὶ Πολύβιος δ' ὀρθῶς ὑπονοεῖ τὰ περὶ τῆς πλά- 4 νης. *τὸν γὰρ Αἴολον τὸν προσημαίνοντα τοὺς ἔκπλους* 5 *ἐν τοῖς κατὰ τὸν πορθμὸν τόποις ἀμφιδρόμοις οὖσι* 15 *καὶ δυσέκπλοις διὰ τὰς παλιρροίας ταμίαν* τε εἰρῆσθαι *τῶν ἀνέμων καὶ βασιλέα νενομίσθαι* φησί, *καθάπερ* 6 *Δαναὸν μὲν* τὰ ὑδρεῖα τὰ ἐν *Ἄργει* παραδείξαντα, Ἀτρέα *δὲ* τοῦ ἡλίου *τὸν ὑπεναντίον* τῷ οὐρανῷ *δρόμον, μάντεις τε* καὶ ἱεροσκοπουμένους *ἀποδείκνυσθαι* 20 *βασιλέας· τούς θ' ἱερέας τῶν Αἰγυπτίων καὶ* [7 1121 *Χαλδαίους καὶ Μάγους σοφίᾳ τινὶ διαφέροντας τῶν ἄλλων ἡγεμονίας καὶ τιμῆς τυγχάνειν παρὰ τοῖς πρὸ ἡμῶν. οὕτω δὲ καὶ τῶν θεῶν* ἕνα ἕκαστον *τῶν χρη-* 8 *σίμων τινὸς εὑρετὴν γενόμενον τιμᾶσθαι.* ταῦτα δὲ 9 25 προοικονομησάμενος οὐκ ἐᾷ τὸν Αἴολον ἐν μύθου σχήματι

1—4 Achill. [Tat.] isag. in phaenom. c. 31, p. 67 Maass; Pol. fragm. agnovit *Ca* 1002 1 *αὐτῶν*] scil. *τῶν ζωνῶν* 7—11 Strab. 1, 2, 9 C 20 12—409, 11 Strab. 1, 2, 15—17, C 23—25 19 *ἱεροσκόπους* coni. Bentenus l. c. 52

ἀκούεσθαι, οὐδ' ὅλην τὴν Ὀδυσσέως πλάνην, *ἀλλὰ μικρὰ μὲν προσμεμυθεῦσθαι, καθάπερ καὶ* τῷ Ἰλιακῷ *πολέμῳ,*
10 *τὸ δ' ὅλον περὶ Σικελίαν καὶ τῷ ποιητῇ πεποιῆσθαι καὶ τοῖς ἄλλοις συγγραφεῦσιν, ὅσοι τἀπιχώρια λέγουσι*
11 *τὰ περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν.* οὐκ ἐπαινεῖ δὲ 5 οὐδὲ τὴν τοιαύτην τοῦ Ἐρατοσθένους ἀπόφασιν, *διότι φησὶ τότ' ἂν εὕροιν τινα ποῦ Ὀδυσσεὺς πεπλάνηται, ὅταν εὕρῃ τὸν σκυτέα τὸν συρράψαντα τὸν τῶν ἀνέ-*
12 *μων ἀσκόν. καὶ τοῦτο δ' οἰκείως εἰρῆσθαι τοῖς συμβαίνουσι περὶ τὸ Σκύλλαιον καὶ τὴν θήραν τῶν γαλεω-* 10 *τῶν,* τὸ ἐπὶ *τῆς Σκύλλης,*

13 *αὐτοῦ δ' ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,*
δελφῖνάς τε κύνας τε καὶ εἴ ποθι μεῖζον ἕλησι
κῆτος.

14 *τοὺς γὰρ θύννους ἀγεληδὸν φερομένους παρὰ τὴν* 15 *Ἰταλίαν, ἐπειδὰν ἐκπέσωσι καὶ κωλυθῶσι τῆς Σικελίας ἅψασθαι, περιπίπτειν τοῖς μείζοσι τῶν ζῴων, οἷον δελφί-*
15 *νων καὶ κυνῶν* καὶ ἄλλων *κητωδῶν, ἐκ δὲ τῆς θήρας αὐτῶν πιαίνεσθαι τοὺς γαλεώτας, οὓς καὶ ξιφίας λέγε-*
16 *σθαι καὶ κύνας* φησί. *συμβαίνειν γὰρ ταὐτὸν ἐνθάδε* 20 *καὶ κατὰ τὰς ἀναβάσεις τοῦ Νείλου καὶ τῶν ἄλλων ὑδάτων, ὅπερ ἐπὶ πυρὸς* καὶ ὕλης *ἐμπιπραμένης· ἀθροι-*
1301] *ζόμενα γὰρ τὰ θηρία φεύγειν τὸ πῦρ ἢ τὸ ὕδωρ καὶ βορὰν γίνεσθαι τοῖς κρείττοσι.*

---

3 ante *καὶ τῷ* excidisse *ταὐτὸ* vel. *ταὐτὰ* coni. *Sch*, *Ca* supplendum *ἀληθῆ* putavit vertens: *reliqua omnia de Sicilia et poëtam vere scripsisse* 4 *τὰ περιχώρια* vulgo, *τὰ ἐπιχώρια* Coraes, corr. *Di*, v. 4, 63, 1. 8, 12, 5. 6 12—14: Odyss. 12, 95—97 16 *ἐμπέσωσι* et *ἐκ* super *ἐμ* Strab. cod. A, *ἐκπέσωσι* *Rei* 779 s. Coraes 18 *κητώδων* *Na* 362 20 *φησὶ* Coraes pro *φασὶ* 22 *ἐμπιμπραμένης* *Di* *ἀθροιζόμενα* *BW* I 77 pro *ἀθροιζόμενα*

Ταῦτα δ' εἰπὼν διηγεῖται τῶν γαλεωτῶν θήραν, ἣ 3 συνίσταται περὶ τὸ Σκύλλαιον. *σκοπὸς γὰρ ἐφέστηκε* 2 *κοινὸς ὑφορμοῦσιν ἐν δικώποις σκαφιδίοις πολλοῖς, δύο καθ' ἕκαστον σκαφίδιον.* καὶ ὁ *μὲν* ἐλαύνει, ὁ 3
5 *δ' ἐπὶ τῆς πρῴρας ἕστηκε* δόρυ ἔχων, *σημήναντος τοῦ σκοποῦ τὴν ἐπιφάνειαν τοῦ γαλεώτου· φέρεται δὲ τὸ τρίτον μέρος ἔξαλον τὸ ζῷον. συνάψαντος δὲ τοῦ* 4 *σκάφους ὁ μὲν ἔπληξεν ἐκ χειρός, εἶτ' ἐξέσπασεν ἐκ τοῦ σώματος τὸ δόρυ χωρὶς τῆς ἐπιδορατίδος· ἀγκιστρώ-* 5
10 *δης τε γάρ ἐστι καὶ χαλαρῶς ἐνήρμοσται τῷ* δόρατι ἐπίτηδες, *καλῴδιον δ' ἔχει μακρὸν ἐξημμένον. τοῦτ' ἐπιχαλῶσι τῷ τρωθέντι, τέως ἂν κάμῃ σφαδᾴζον* [1122 *καὶ ὑποφεῦγον· τότε δ' ἕλκουσιν ἐπὶ τὴν γῆν* ἢ εἰς 6 *τὸ σκάφος ἀναλαμβάνουσιν, ἐὰν μὴ* μέγα ᾖ *τελέως τὸ*
15 *σῶμα. κἂν ἐκπέσῃ* δὲ εἰς *τὴν θάλατταν τὸ* δόρυ, οὐκ 7 *ἀπόλωλεν· ἔστι γὰρ πηκτὸν ἔκ τε δρυὸς* καὶ ἐλάτης, *ὥστε βαπτιζομένου τοῦ δρυΐνου βάρει μετέωρον εἶναι τὸ λοιπὸν* καὶ εὐανάληπτον. *συμβαίνειν δέ ποτε καὶ* 8 *τιτρώσκεσθαι διὰ τοῦ σκαφιδίου τὸν κωπηλάτην διὰ*
20 *τὸ μέγεθος τοῦ ξίφους τῶν γαλεωτῶν καὶ τὸ τὴν ἀκμὴν τοῦ ζῴου* συαγρώδη εἶναι *καὶ τὴν θήραν.*

Ἔκ τε δὴ τῶν τοιούτων εἰκάζοι τις ἄν, φησί, *περὶ* 9 *Σικελίαν γενέσθαι τὴν πλάνην κατὰ τὸν Ὅμηρον, ὅτι τῇ Σκύλλῃ προσῆψε τὴν τοιαύτην θήραν, ἣ μάλιστ'*

---

1 ante *τῶν* add. *τὴν Be* 4 *δυσὶ Rei* 780, sed v. *Sch* 11 *καλώδιον* vulgo, corr. *Di*, v. 33, 5, 2 12 *τέως* (punctis sec. man. circumscriptum in Strab. cod. A, om. in aliis codicibus) *ἕως* Kramer, *ἕως* (deleto *τέως*) vulgo, *τέως* (deleto *ἕως*) *B W* coll. 18, 23, 4; v. Krebsium *D. präpositionsart. Adv. b. Pol.* Progr. gymn. novi Ratisbon. 1882, 29 ann. 1 *σφαδᾴζον Di* pro *σφαδάζον* 20. 21 *τὴν ὁρμὴν* Coraes 21 *καὶ*] *ὡς* coni. Meinekius post *τὴν θήραν* add. *χαλεπὴν* vel *ἐπίπονον* vel *κινδυνώδη Rei* 780

10 ἐπιχώριός ἐστι τῷ Σκυλλαίῳ, καὶ ἐκ τῶν περὶ τῆς Χαρύβδεως λεγομένων ὁμοίων τοῖς τοῦ πορθμοῦ
11 πάθεσι. τὸ δὲ

τρὶς μὲν γάρ τ' ἀνίησιν

12 ἀντὶ τοῦ δὶς γραφικὸν εἶναι ἁμάρτημα ἢ ἱστορικόν. καὶ 5 τὰ ἐν τῇ Μήνιγγι δὲ τοῖς περὶ τῶν Λωτοφάγων εἰρημένοις συμφωνεῖν.

4 Εἰ δέ τινα μὴ συμφωνεῖ, μεταβολὰς αἰτιᾶσθαι δεῖν ἢ ἄγνοιαν ἢ καὶ ποιητικὴν ἐξουσίαν, ἣ συνέστηκεν
2 ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. τῆς μὲν οὖν 10
1302] ἱστορίας ἀλήθειαν εἶναι τέλος, ὡς ἐν Νεῶν καταλόγῳ τὰ ἑκάστοις τόποις συμβεβηκότα λέγοντος τοῦ ποιητοῦ, τὴν μὲν πετρήεσσαν, τὴν δὲ ἐσχατόωσαν πόλιν,
3 ἄλλην δὲ πολυτρήρωνα, τὴν δ' ἀγχίαλον· τῆς δὲ διαθέσεως ἐνέργειαν εἶναι τὸ τέλος, ὡς ὅταν μαχομένους 15
4 εἰσάγῃ, μύθου δὲ ἡδονὴν καὶ ἔκπληξιν. τὸ δὲ πάντα πλάττειν οὐ πιθανὸν οὐδ' Ὁμηρικόν· τὴν γὰρ ἐκείνου ποίησιν φιλοσόφημα πάντας νομίζειν, οὐχ ὡς Ἐρατοσθένης φησί, κελεύων μὴ κρίνειν πρὸς τὴν διάνοιαν
5 τὰ ποιήματα μηδ' ἱστορίαν ἀπ' αὐτῶν ζητεῖν. πιθα- 20 νώτερόν τε τὸ

ἔνθεν δ' ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν

ἐν βραχεῖ διαστήματι δέχεσθαι — οἱ γὰρ ὀλοοὶ οὐκ εὐθύδρομοι — ἢ ἐξωκεανίζειν, ὡς ἂν οὐρίων πνεόντων

---

4 Odyss. 12, 105 5 δὶς] idem coni. aut Pol. coniecturam recepit Crates Mallota, v. A. Ludwichium *Berl. philol. Wochenschr.* 1888, 1395 s. 1426 s. (=. eiusdem *Die Homervulgata* cet. Lips. 1898, 193 ss.) 9 *δεῖν* Groskurdius pro *δεῖ* 15 *ἐνάργειαν* vulgo post Xylandrum, sed v. Groskurdium et *Sch* 22 Odyss. 9, 82 23 *ἐν*] *ἐπὶ* *Rei* 780, sed *ἐν βρ. διαστ.* habet vim praedicati; v. 33, 6, 2 et Krebsium *D. Präpos.* cet. 73 s.

συνεχῶς. συνθεὶς δὲ τὸ διάστημα τὸ ἐκ Μαλεῶν ἐπὶ 6
στήλας σταδίων δισμυρίων καὶ δισχιλίων πεντακοσίων,
εἰ, φησί, τοῦτο θείημεν ἐν ταῖς ἐννέα ἡμέραις διηνύσθαι
ἰσοταχῶς, ἑκάστης ἂν ἡμέρας ὁ πλοῦς συμβαίνοι στα-
5 δίων δισχιλίων πεντακοσίων. τίς οὖν ἱστόρηκεν ἐκ 7
Λυκίας ἢ Ῥόδου δευτεραῖόν τινα ἀφιγμένον εἰς Ἀλε-
ξάνδρειαν, ὄντος τοῦ διαστήματος σταδίων τετρακισχι-
λίων; πρὸς δὲ τοὺς ἐπιζητοῦντας πῶς τρὶς εἰς [8 **1128**
Σικελίαν ἐλθὼν οὐδ' ἅπαξ διὰ τοῦ πορθμοῦ πέπλευκεν
10 Ὀδυσσεύς, ἀπολογεῖται διότι καὶ οἱ ὕστερον ἔφευγον
ἅπαντες τὸν πλοῦν τοῦτον. τοιαῦτα μὲν εἴρηκεν.

III. CONTRA PRIORES SCRIPTORES GEOGRAPHICOS DISPUTAT POLYBIUS.

Πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν 5
15 ἀρχαίους ἐᾶν φησι, τοὺς δ' ἐκείνους ἐλέγχοντας ἐξ-
ετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον
πραγματευσάμενον περὶ γεωγραφίας καὶ Πυθέαν, ὑφ' 2
οὗ παρακρουσθῆναι πολλούς, ὅλην μὲν τὴν Βρεττανι-
κὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον
20 πλειόνων ἢ τετταρων μυριάδων ἀποδόντος τῆς νήσου,
προσιστορήσαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν 3
τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καθ' αὑτὴν ὑπῆρχεν
1303] ἔτι οὔτε θάλαττα οὔτ' ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ
τούτων πλεύμονι θαλαττίῳ ἐοικός, ἐν ᾧ φησι τὴν γῆν 4
25 καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ
τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν
μήτε πλωτὸν ὑπάρχοντα. τὸ μὲν οὖν τῷ πλεύμονι 5

1 Μαλέα dicitur a Polybio (v. ind.) **14—412, 18 Strab. 2, 4, 1—3 C 104 s.** 19 ἐμβαδὸν Coraes pro ἐμβατὸν

ἐοικὸς *αὐτὸς ἑωρακέναι, τἄλλα δὲ λέγειν ἐξ ἀκοῆς.*
6 *ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ* διότι ἐπανελθὼν *ἐν-*
θένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης
7 *ἀπὸ Γαδείρων ἕως Τανάιδος·* φηςὶ δ' οὖν ὁ Πολύβιος
ἄπιστον καὶ αὐτὸ τοῦτο πῶς ἰδιώτῃ ἀνθρώπῳ *καὶ πένητι* 5
τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο.
8 *τὸν δ' Ἐρατοσθένη* διαπορήςαντα εἰ *χρὴ πιστεύειν*
τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι
9 *καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν. πολὺ δέ* φηςι
βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ· ὁ μέντοι γε 10
εἰς *μίαν χώραν τὴν Παγχαίαν λέγει πλεῦσαι· ὁ δὲ καὶ*
μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν
προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδ' ἂν τῷ Ἑρμῇ
10 *πιστεῦσαι τις λέγοντι. Ἐρατοσθένη δὲ τὸν μὲν Εὐή-*
μερον Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα 15
11 *μηδὲ Δικαιάρχου πιστεύσαντος.* τὸ μὲν οὖν "μηδὲ
Δικαιάρχου πιστεύσαντος" γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι
χρήσασθαι προσῆκον, καθ' οὗ τοσούτους ἐλέγχους αὐτὸς
12 προφέρεται· Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια
13 καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλ' ἐκείνῳ μὲν 20
καὶ Δικαιάρχῳ συγγνώμη τοῖς μὴ κατιδοῦσι τοὺς τόπους
ἐκείνους· Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη;
14 ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν
ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τό-
ποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλ' οὐδ' ἐν 25
6 οἷς ἐκείνους ἐλέγχει καθαρεύων. τοῦ γοῦν Δι- [1124

---

10 *Μεσσηνίῳ*] Euhemero 14 s. Huc pertinere 34, 6, 15 perspexit *Sch*; totum locum non recte explicat C. Wunderer *Pol. Forsch.* I 101 ss. 16 *μηδὲ* Coraes pro *δὲ μήτε* *μηδὲ* Coraes pro *μήτε* 23 *λαοδογματικὰς* Coraes auctore Tyrwhitto pro *ὅλας δογματικὰς* v. p. 402, 11 et 423, 21 24 *ποιοῦνται* Kramer auctore du Theilio pro *ποιεῖται*

καιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ στήλας ἀπὸ
τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς
1304] ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δ' ἐπὶ στή-
λας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς
5 γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι
στηλῶν, *τοὺς μὲν τρισχιλίους ἐᾶν* φησιν *εἴτ' εὖ* λαμ- 2
βάνονται εἴτε *μή, τοὺς δ' ἑπτακισχιλίους οὐδετέρως,*
οὔτε τὴν παραλίαν ἐκμετροῦντι οὔτε *τὴν διὰ μέσου*
τοῦ πελάγους. τὴν μὲν γὰρ παραλίαν ἐοικέναι μάλιστ' 3
10 *ἀμβλείᾳ γωνίᾳ*, βεβηκυίᾳ ἐπί *τε τοῦ πορθμοῦ καὶ τῶν*
στηλῶν, κορυφὴν δ' ἐχούσῃ Νάρβωνα, ὥστε *συνίστα-* 4
σθαι τρίγωνον, βάσιν ἔχον τὴν διὰ τοῦ πελάγους
εὐθεῖαν, πλευρὰς δὲ τὰς τὴν γωνίαν ποιούσας τὴν
λεχθεῖσαν· ὧν ἡ μὲν ἀπὸ τοῦ πορθμοῦ μέχρι Νάρβω- 5
15 *νος μυρίων ἐστὶ καὶ πλειόνων ἢ διακοσίων ἐπὶ τοῖς*
χιλίοις, ἡ δὲ λοιπὴ μικρῷ λεῖπον [ἐλαττόνων ἢ] ὀκτα-
κισχιλίων. καὶ μὴν πλεῖστον μὲν διάστημα ἀπὸ *τῆς* 6
Εὐρώπης ἐπὶ τὴν Λιβύην ὁμολο*γεῖσθαι κατὰ τὸ Τυρ-*
ρηνικὸν πέλαγος σταδίων οὐ πλειόνων ἢ τρισχιλίων,
20 *κατὰ τὸ Σαρδόνιον δὲ λαμβάνειν συναγωγήν. ἀλλ'* 7
ἔστω, φησί, καὶ ἐκεῖνο *τρισχιλίων, προειλήφθω δ' ἐπὶ*
τούτοις δισχιλίων σταδίων τὸ τοῦ κόλπου βάθος τοῦ
κατὰ Νάρβωνα, ὡς *ἂν κάθετος ἀπὸ τῆς κορυφῆς ἐπὶ*
τὴν βάσιν τοῦ ἀμβλυγωνίου. *δῆλον οὖν,* φησίν, *ἐκ τῆς* 8
25 *παιδικῆς μετρήσεως* ὅτι ἡ *σύμπασα* παραλία ἡ ἀπὸ *τοῦ*
πορθμοῦ ἐπὶ *στήλας* ἔγγιστα ὑπερέχει *τῆς διὰ τοῦ*

---

8 *οὔτε τὴν π.* Coraes pro *οὐδὲ τὴν π.* 16 *μικρῷ* Xylander pro *μικρὰ* *λεῖπον* *Sch* pro *λοιπὸν* *ἐλαττόνων ἢ* del. *Hu* *E.Z.* XXV 5 ann. 2 20 *Σαρδόνιον* Coraes pro *σαρδώνιον*, nisi forte *Σαρδῷον* est praeferendum 21 *προσειλήφθω* *Ca*, *παρειλήφθω* Campius l. c. 1559 ann. 1, sed v. *Sch* *ἐπὶ*] *ἐν* Campius l. c.

9 *πελάγους εὐθείας πεντακοσίοις σταδίοις. προστεθέντων δὲ τῶν ἀπὸ τῆς* Πελοποννήσου ἐπὶ *τὸν πορθμὸν τρισχιλίων, οἱ σύμπαντες ἔσονται* στάδιοι, αὐτοὶ οἱ ἐπ' *εὐθείας, πλείους ἢ* διπλάσιοι ὧν *Δικαίαρχος εἶπε.*
10 *πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν μυχὸν τὸν Ἀδριατι- κὸν δεήσει,* φησί, *τιθέναι κατ' ἐκεῖνον.* 5

11 Ἀλλ', ὦ φίλε Πολύβιε, φαίη τις ἄν, ὥσπερ τούτου τοῦ ψεύσματος ἐναργῆ παρίστησι τὸν ἔλεγχον ἡ πεῖρα
12 ἐξ αὐτῶν ὧν εἴρηκας αὐτός, *εἰς μὲν* Λευκάδα ἐκ Πελοποννήσου ἑπτακοσίους, *ἐντεῦθεν δὲ τοὺς ἴσους εἰς* 10 Κόρκυραν, *καὶ πάλιν ἐντεῦθεν εἰς τὰ Κεραύνια τοὺς ἴσους καὶ ἐν* δεξιᾷ εἰς *τὴν Ἰαπυδίαν ἀπὸ τῶν Κεραυνίων*
1305] *τὴν Ἰλλυρικὴν παραλίαν σταδίων ἑξακισχιλίων*
13 *ἑκατὸν* πεντήκοντα, οὕτως κἀκεῖνα ψεύσματά ἐστιν ἀμφότερα, καὶ ὃ Δικαίαρχος εἶπε, τὸ ἀπὸ πορθμοῦ ἐπὶ 15 στήλας εἶναι σταδίων ἑπτακισχιλίων, καὶ ὃ σὺ δοκεῖς
14 ἀποδεῖξαι· ὁμολογοῦσι γὰρ οἱ πλεῖστοι λέγοντες τὸ διὰ πελάγους μυρίων εἶναι καὶ δισχιλίων. —

15 *Πῶς οὐκ ἂν εἰκότως δόξειεν ὑπερβεβηκέναι καὶ ἀπολεληρηκέναι τὸν Βεργαῖον Ἀντιφάνην καὶ* [1125 *καθόλου μηδενὶ καταλιπεῖν ὑπερβολὴν ἀνοίας τῶν ἐπιγινομένων;* —

---

1 *τετρακοσίοις* coni. *Sch* 12 *Ἰαπυδίαν ἀπὸ* Magdeburgius de Pol. geogr. Diss. inaug. Hal. Sax. 1873, 62 pro *ἰαπυγίαν, ἀπὸ δὲ* 14 *οὕτω Di* 19—22 P 297[u], *Va* 173; hoc fragmentum cum antecedenti (33, 6) arte coniunctum huc rettulit *Sch* 19 *δόξειεν* P *Sch*, *δόξοιεν Va* vulgo *ὑπερβεβληκέναι Na* 348, sed v. *Rei* 769 20 *ἀπελεληρωκέναι Rei* l. c. *Be* 19. 20 *ἀπολεληρηκέναι καὶ ὑπερβεβηκέναι Di* Steph. thes. I 2, 1531 B, sed v. *BW* Fleckeis. annal. 1889, 682 et Krebsium *Z. Rection d. Cas.* cet. Progr. gymn. novi Ratisbon. 1885, 4 21 *ἀπονοίας* P, corr. *Rei* 769 *Be*, '*ἀπόνοια* est temeritas, andacia furiosa' *Rei* l. c.

Ἑξῆς δὲ τὰ τοῦ Ἐρατοσθένους ἐπανορθοῖ, τὰ μὲν 7
εὖ, τὰ δὲ χεῖρον λέγων ἢ ἐκεῖνος. ἐξ Ἰθάκης μὲν γὰρ 2
εἰς Κόρκυραν τριακοσίους εἰπόντος, *πλείους* φησὶν *εἶναι*
τῶν ἐνακοσίων, ἐξ Ἐπιδάμνου δὲ εἰς Θεσσαλονίκειαν
5 ἐνακοσίους ἀποδόντος, *πλείους τῶν δισχιλίων* φησί.
ταῦτα μὲν εὖ, ἀπὸ δὲ Μασσαλίας ἐπὶ στήλας λέγοντος 3
ἑπτακισχιλίους, ἀπὸ δὲ Πυρήνης ἑξακισχιλίους, αὐτὸς
λέγει χεῖρον *πλείους* ἢ ἐνακισχιλίους *τοὺς ἀπὸ Μασσα-*
λίας, ἀπὸ δὲ Πυρήνης μικρὸν ἐλάττους ἢ ὀκτακισχιλίους·
10 ἐγγυτέρω γὰρ τῆς ἀληθείας ἐκεῖνος εἴρηκεν. οἱ γὰρ 4
νῦν ὁμολογοῦσιν, εἴ τις τὰς τῶν ὁδῶν ἀνωμαλίας ὑπο-
τέμνοιτο, μὴ μείζω τῶν ἑξακισχιλίων σταδίων εἶναι τὸ
μῆκος τὴν σύμπασαν Ἰβηρίαν ἀπὸ Πυρήνης ἕως τῆς
ἑσπερίου πλευρᾶς. ὁ δ' *αὐτὸν τὸν Τάγον ποταμὸν* 5
15 *ὀκτακισχιλίων τίθησι τὸ μῆκος ἀπὸ τῆς πηγῆς μέχρι*
τῶν ἐκβολῶν, οὐ δήπου τὸ σὺν τοῖς σκολιώμασιν —
οὐ γὰρ γεωγραφικὸν τοῦτο — ἀλλ' ἐπ' εὐθείας λέγων·
καίτοι γε ἀπὸ Πυρήνης αἱ τοῦ Τάγου πηγαὶ πλέον
διέχουσιν ἢ χιλίους σταδίους. πάλιν δὲ τοῦτο μὲν ὀρθῶς 6
20 ἀποφαίνεται ὅτι *ἀγνοεῖ* τὰ Ἰβηρικὰ ὁ Ἐρατοσθένης *καὶ*
διότι περὶ αὐτῆς ἔσθ' ὅπου τὰ μαχόμενα ἀποφαίνεται.
ὅς *γε μέχρι Γαδείρων ὑπὸ Γαλατῶν περιοικεῖσθαι* 7
φήσας (τὰ) ἔξωθεν *αὐτῆς, εἴ γε τὰ πρὸς δύσιν τῆς*
Εὐρώπης μέχρι Γαδείρων ἔχουσιν ἐκεῖνοι, τούτων
25 *ἐκλαθόμενος κατὰ τὴν τῆς Ἰβηρίας περίοδον τῶν*
Γαλατῶν οὐδαμοῦ μέμνηται. τὸ (*δὲ*) *μῆκος τῆς Εὐρώ-* 8
1306] *πης ὅτι ἔλαττόν ἐστι τοῦ συνάμφω τῆς τε Λιβύης*
καὶ τῆς Ἀσίας ἐκθείς, οὐκ ὀρθῶς τὴν σύγκρισιν
ποιεῖται. τὸ μὲν γὰρ στόμα τὸ κατὰ στήλας φησὶν 9

1—414, 6 Strab. 2, 4, 4 s. C 106 s. 23 *τὰ* inter versum add. Strab. cod. Paris. 1394 Kramer 26 *δὲ* add. *Sch*

ὅτι κατὰ τὴν ἰσημερινὴν δύσιν ἐστίν, ὁ δὲ Τάναϊς ῥεῖ
10 ἀπὸ *θερινῆς ἀνατολῆς· ἐλαττοῦται δὴ τοῦ συνάμφω μήκους τῷ μεταξὺ τῆς θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς· τοῦτο γὰρ* ἡ Ἀσία *προλαμβάνει πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν τοῦ πρὸς τὰς ἄρκτους* 5 *ἡμικυκλίου.* —

11 Προπεπτωκυίας δὲ τῆς Εὐρώπης ἄκραις πλείοσι, βέλτιον μὲν οὗτος εἴρηκε περὶ αὐτῶν Ἐρατοσθένους,
12 οὔπω δὲ ἱκανῶς. ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας καθήκουσαν, ἐφ' ἧς ἡ Ἰβηρία, καὶ τὴν ἐπὶ 10 τὸν πορθμόν, ἐφ' ἧς ἡ Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφ' ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ [1126
13 Εὐξείνου πάντ' ἔθνη καὶ τοῦ Τανάιδος· οὗτος δὲ *τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ* Μαλέας *καὶ Σούνιον, ἐφ' ἧς* ἡ Ἑλλὰς *πᾶσα* καὶ ἡ 15
14 Ἰλλυρὶς *καὶ τῆς Θρᾴκης τινά, τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφ' ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον* στενά — ἔχουσι *δ' αὐτὴν Θρᾷκες — πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ* τὸ *στόμα τῆς Μαιώτιδος.* 20

IV. DE LUSITANIA.

8 Πολύβιος δ' ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι *κατὰ βάθος ἐν* τῇ αὐτόθι *θαλάττῃ* πεφυτευμέναι, ὧν *τὸν καρπὸν* 25

---

3 *τῷ* Kramer auctore *Sch* pro *τοῦ* **7—20 Strab. 2, 4, 8 C 108** 15 *Μαλέας*] v. ad 34, 4, 6 **22—415, 3 Athen. 7 p. 302ᶜ**, v. Strab. 3, 2, 7 C 145

σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ 2
ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς
θύννους. —

Λέγει δ' ὁ Πολύβιος *καὶ μέχρι τῆς Λατίνης ἐκ-* 3
5 *πίπτειν τὴν βάλανον ταύτην, εἰ* μὴ ἄρα, φησί, καὶ ἡ
Σαρδὼ φέρει καὶ ἡ *πλησιόχωρος ταύτῃ.* —

Τὴν κατὰ Λυσιτανίαν — χώρα δ' ἐστὶν αὕτη τῆς 4
Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι — δι-
1307] ηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης
10 ... ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν φησιν
ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος *εὐκρασίαν καὶ τὰ ζῷα*
πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν *τῇ χώρᾳ* καρποὶ
οὐδέποτε *φθείρονται· ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια* 5
καὶ ἀσπάραγοι *καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον*
15 *διαλείπει μηνῶν τριῶν, τὸ δὲ θαλάττιον ὄψον καὶ* 6
κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ
κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν
τῇ καθ' ἡμᾶς θαλάττῃ. καὶ ὁ *μὲν τῶν κριθῶν Σικε-* 7
λικὸς μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν ἐννέα
20 ὀβολῶν *Ἀλεξανδρεινῶν· τοῦ δ' οἴνου δραχμῆς ὁ μετρη-* 8
τὴς καὶ ἔριφος *ὁ μέτριος ὀβολοῦ καὶ λαγώς. τῶν δ'*
ἀρνῶν τριώβολον καὶ τετρώβολον ἡ τιμή. ὗς δὲ πίων
ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν καὶ πρόβατον δυεῖν.
τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, μόσχος δραχμῶν 9
25 *πέντε καὶ βοῦς ζύγιμος δέκα. τὰ δὲ τῶν ἀγρίων* 10

---

3 post *θύννους* add. vulgo: *εἰσὶν γὰρ οἱ θύννοι οἷον ὕες ἀπὸ τῶν βαλάνων αὐξανόμενοι*, del. *Na* 123 *Di* 4—6 **Strab.** 3, 2, 7 C 145 4 *ἐκπίπτειν* Meinekius vind. Strab. Berol. 1852, 17 pro *ἐκπέμπειν* 7—416, 3 **Athen. 8 p. 330^c s.** 18 *Σικελικὸς Sch* lex. 555 pro *σίκλος* 20 *Ἀλεξανδρεινῶν* Kaibelius, *ἀλεξανδρινῶν* Athen. cod. A, *ἀλεξανδρηνῶν* cod. C 22 *δὲ πίων Ca* pro *δείπνων* 23 *δυεῖν* Athen. cod. A, *δύο* cod. C

ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλ' ἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων.

V. DE HISPANIA.

9 Τοὺς δ' ἐνοικοῦντας Τουρδητανούς τε καὶ Τουρδού- 5
λους προσαγορεύουσιν, οἱ μὲν τοὺς αὐτοὺς νομί- [1127
2 ζοντες, οἱ δ' ἑτέρους· ὧν ἐστι καὶ Πολύβιος, *συνοίκους* φήσας *τοῖς Τουρδητανοῖς πρὸς ἄρκτον τοὺς Τουρδούλους.* —

3 Τῇ δὲ τῆς χώρας εὐδαιμονίᾳ καὶ τὸ ἥμερον καὶ τὸ 10
πολιτικὸν συνηκολούθησε τοῖς Τουρδητανοῖς, καὶ τοῖς Κελτικοῖς δὲ διὰ τὴν γειτνίασιν, ὡς δ' εἴρηκε Πολύβιος, *διὰ τὴν συγγένειαν.* —

4 Καὶ Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύβιος καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων *περὶ τὸν πορθμὸν* ἀπο- 15
φαίνουσι *τὰς στήλας.* —

5 Φησὶ δὲ ὁ Πολύβιος *κρήνην ἐν* τῷ Ἡρακλείῳ τῷ ἐν *Γαδείροις εἶναι, βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ, πότιμον, ἣν ταῖς παλιρροίαις τῆς θαλάττης*
1308] *ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν,* 20
6 *κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην. αἰτιᾶται δ' ὅτι τὸ πνεῦμα* τὸ ἐκ *τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς ἐπιβάσεις τῆς θαλάττης, εἴργεται τῶν οἰκείων*

5—9 Strab. 3, 1, 6 C 139 5 *ἐνοικοῦντας*] scil. *τὴν Βαιτικήν* **10—13 Strab. 3, 2, 15 C 151** 12 *ὡς* (*δ'*) Meinekius, (*ᾗ*) *ὡς* Groskurdius 13 ante *διὰ* add. *καὶ* man. sec. Strab. cod. Medicei plut. 28 n. 5 *Sch* *διὰ* om. *Sch* *διὰ τὴν συγγένειαν* del. *Hu* **14—16 Strab. 3, 5, 5 C 170** **17—417, 4 Strab. 3, 5, 7 C 172**

τοιούτων ἐξόδων, ἀναστρέψαν δὲ εἰς τὸ ἐντὸς *ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνωθείσης δὲ πάλιν εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς πηγῆς, ὥστ' ἀναβλύειν εὐπόρως.* — 7

5 Πολύβιος δὲ τῶν περὶ Καρχηδόνα Νέαν ἀργυρείων μνησθεὶς *μέγιστα μὲν εἶναί* φησι, *διέχειν δὲ τῆς πόλεως ὅσον εἴκοσι σταδίους, περιειληφότα κύκλον τετρακοσίων σταδίων, ὅπου τέτταρας μυριάδας ἀνθρώπων μένειν τῶν ἐργαζομένων, ἀναφέροντας τότε τῷ δήμῳ τῶν* 10 *Ῥωμαίων καθ' ἑκάστην ἡμέραν δισμυρίας καὶ πεντακισχιλίας δραχμάς.* τὴν δὲ κατεργασίαν τὴν μὲν ἄλλην ἐῶ — μακρὰ γάρ ἐστι —, *τὴν δὲ συρτὴν βῶλον τὴν ἀργυρῖτίν* φησι *κόπτεσθαι καὶ κοσκίνοις εἰς ὕδωρ διαττᾶσθαι· κόπτεσθαι δὲ πάλιν τὰς ὑποστάσεις καὶ* 15 *πάλιν διηθουμένας ἀποχεομένων τῶν ὑδάτων κόπτεσθαι· τὴν δὲ πέμπτην ὑπόστασιν χωνευθεῖσαν, ἀποχυθέντος τοῦ μολίβδου, καθαρὸν τὸν ἄργυρον ἐξάγειν.* — 8 9 10 11

Πολύβιος *δὲ καὶ τὸν Ἄναν καὶ τοῦτον ἐκ τῆς Κελτιβηρίας ῥεῖν* φησι, *διέχοντας ἀλλήλων ὅσον ἐνα-* 20 *κοσίους σταδίους.* — 12

Πολύβιος δὲ τὰ τῶν Οὐακκαίων καὶ τῶν Κελτιβήρων ἔθνη καὶ χωρία διεξιὼν συλλέγει ταῖς ἄλλαις [1128 πόλεσι *καὶ Σεγεσάμαν καὶ Ἰντερκατίαν.* — 13

Τοιοῦτον δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμ-25 πρότητι (οἵανπερ) Πολύβιος Ἴβηρός τινος βασιλέως οἰκίαν. 14

5—17 **Strab. 3, 2, 10 C 147s.** 14 *διαττᾶσθαι* Coraes pro *διαρτᾶσθαι* 17 *μολίβδου Hu* secutus Strab. cod. Paris. 1397 et Medic. plut. 28 n. 5 pro *μολύβδου* *τὸ ἀργύριον* Strab. cod. Venet. 377 *Di* 18—20 **Strab. 3, 2, 11 C 148** 18 *τοῦτον*] scil. *τὸν Βαῖτιν* 21—23 **Strab. 3, 4, 13 C 162** 24—418, 3 **Athen. 1 p. 16°** 25 *οἵανπερ* add. Kaibelius

15 ὃν καὶ ἐζηλωκέναι λέγει *τὴν τῶν Φαιάκων τρυφὴν*
πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι
πλήρεις οἴνου κριθίνου, ἀργυροῦς *ὄντας καὶ χρυσοῦς*.

VI. DE GALLIA.

1309 10] Πολύβιος δ' ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ 5
τῶν Ἱστοριῶν *μετὰ τὴν Πυρήνην* φησὶν *ἕως τοῦ Νάρ-*
βωνος ποταμοῦ πεδίον εἶναι, δι' οὗ φέρεσθαι ποτα-
μοὺς Ἰλλέβεριν καὶ Ῥόσκυνον, ῥέοντας παρὰ πόλεις
2 *ὁμωνύμους, κατοικουμένας ὑπὸ Κελτῶν. ἐν οὖν τῷ*
πεδίῳ τούτῳ εἶναι *τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς*. 10
3 *εἶναι δὲ τὸ πεδίον λεπτόγειον καὶ πολλὴν ἄγρωστιν*
ἔχον πεφυκυῖαν· ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης
ἐπὶ δύο καὶ τρεῖς πήχεις, ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ
4 *τῶν ποταμῶν ὕδωρ, μεθ' οὗ ἰχθύες κατὰ τὰς παρ-*
εκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς — 15
φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ — *πεποιήκασι*
πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀν-
ορύττοντες λαμβάνουσιν. —

5 Περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος
... ἐπιτιμᾷ Τιμαίῳ, φήσας *εἶναι μὴ πεντάστομον, ἀλλὰ* 20
δίστομον. —

6 Ὁ δὲ Λίγηρ μεταξὺ Πικτόνων τε καὶ Ναμνιτῶν ἐκ-
βάλλει. πρότερον δὲ Κορβιλὼν ὑπῆρχεν ἐμπόριον ἐπὶ

---

1 *τρυφὴν* Musurus pro *τροφὴν* **5—18 Athen. 8 p. 332ᵃs.**
8 *Ἰλίβυρριν* (immo *Ἰλίβιρριν*) *καὶ Ῥουσκίνωνα* coni. *Sch* coll.
Strab. 4, 1, 6 C 182 12 *ἐμπεφυκυῖαν* Meinekius anal. crit. ad
Athen. 148 13 *ἐπὶ Sch* auctore *Rei* 780 pro *ὑπὸ* **19—21 Strab.
4, 1, 8 C 183 22—419, 7 Strab. 4, 2, 1 C 190** 22 *λίγηρ*
Meinekius pro *λείγηρ*, v. Steph. Byz. p. 166, 12 et Herod. techn.
I 49, 22. II 431, 17. 599, 14 ann. *Ναμνητῶν* Coraes

τούτῳ τῷ ποταμῷ, περὶ ἧς εἴρηκε Πολύβιος, μνηςθεὶς τῶν ὑπὸ Πυθέου μυθολογηθέντων, ὅτι *Μασσαλιωτῶν* 7 *μὲν τῶν συμμιξάντων* Σκιπίωνι οὐδεὶς *εἶχε λέγειν οὐδὲν μνήμης ἄξιον, ἐρωτηθεὶς ὑπὸ τοῦ Σκιπίωνος περὶ τῆς*
5 *Βρεττανικῆς, οὐδὲ τῶν ἐκ Νάρβωνος οὐδὲ τῶν ἐκ Κορβιλῶνος, αἵπερ ἦσαν ἄρισται πόλεις τῶν ταύτῃ, Πυθέας δ' ἐθάρρησε τοσαῦτα ψεύσασθαι.* —

Φηςὶ δὲ Πολύβιος καὶ ἰδιόμορφόν *τι γεννᾶσθαι* 8 *ζῷον ἐν αὐταῖς, ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος*
10 *καὶ τριχώματος, ταῦτα δ' ἐοικέναι κάπρῳ· ὑπὸ δὲ τῷ* 9 *γενείῳ* πυρῆνα ἴςχειν *ὅσον σπιθαμιαῖον ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος.* —

Ἔτι φηςὶ Πολύβιος *ἐφ' ἑαυτοῦ κατ' Ἀκυληίαν* μάλιςτα 10 ἐν *τοῖς Ταυρίσκοις τοῖς Νωρικοῖς εὑρεθῆναι χρυσεῖον*
15 *οὕτως εὐφυὲς ὥστ' ἐπὶ δύο πόδας ἀποσύραντι* [1129
1310] *τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν. τὸ δ' ὄρυγμα μὴ πλειόνων ὑπάρχειν ἢ πεντε-* 11 *καίδεκα ποδῶν. εἶναι δὲ τοῦ χρυσοῦ τὸν μὲν αὐτόθεν* 12 *καθαρόν, κυάμου μέγεθος ἢ θέρμου,* τοῦ ὀγδόου *μέρους*
20 *μόνον ἀφεψηθέντος, τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος, σφόδρα δὲ λυσιτελοῦς. συνεργασαμένων δὲ τοῖς* 13 *βαρβαροῖς τῶν Ἰταλιωτῶν ἐν διμήνῳ, παραχρῆμα τὸ χρυσίον εὐωνότερον γενέσθαι τῷ τρίτῳ μέρει καθ' ὅλην τὴν Ἰταλίαν. αἰσθομένους δὲ τοὺς Ταυρίσκους* 14
25 *μονοπωλεῖν ἐκβαλόντας τοὺς συνεργαζομένους.* —

Ὁ δ' αὐτὸς ἀνὴρ περὶ τοῦ μεγέθους τῶν Ἄλπεων 15 καὶ τοῦ ὕψους λέγων *παραβάλλει* τὰ ἐν *τοῖς Ἕλλησιν*

---

6 *Κορβιλῶνος* Coraes pro *κοριβηλῶνος* **8—12 Strab. 4, 6, 10 C 207 s.** 9 *αὐταῖς*] Alpibus **13—25 Strab. 4, 6, 12 C 208** 13 *Ἔτι* Coraes auctore *Ca* pro *ἐπεὶ* *ἑαυτῶν Ca* **26—420, 19 Strab. 4, 6, 12 C 208 s.**

ὄρη τὰ μέγιστα, τὸ Ταΰγετον, τὸ Λύκαιον, Παρνασσόν, Ὄλυμπον, Πήλιον, Ὄσσαν, ἐν δὲ Θρᾴκῃ Αἷμον, Ῥοδόπην,
16 Δούνακα. καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν
17 δὲ καὶ περιελθεῖν, τὰς δ' Ἄλπεις οὐδ' ἂν πεμπταῖος 5 ἀναβαίη τις· τὸ δὲ μῆκός ἐστι δισχιλίων καὶ διακοσίων
18 σταδίων τὸ παρῆκον παρὰ τὰ πεδία. τέτταρας δ' ὑπερβάσεις ὀνομάζει μόνον, διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῷ Τυρρηνικῷ πελάγει, εἶτα τὴν διὰ Ταυρίνων, ἣν Ἀννίβας διῆλθεν, εἶτα τὴν διὰ Σαλασσῶν, τετάρτην 10
19 δὲ τὴν διὰ Ῥαιτῶν, ἁπάσας κρημνώδεις. λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν, τρεῖς δὲ μεγάλας, ὧν ἡ μὲν Βήνακος ἔχει μῆκος πεντακοσίων σταδίων, πλάτος δὲ (ἑκατὸν) τριάκοντα, ἐκρεῖ δὲ ποτα-
20 μὸς Μίγκιος· ἡ δ' ἑξῆς Λάριος τετρακοσίων, πλάτος 15 δὲ στενωτέρα τῆς πρότερον, ἐξίησι δὲ ποταμὸν τὸν
21 Ἀδούαν· τρίτη δὲ Οὐερβανὸς μῆκος ἐγγὺς τριακοσίων σταδίων, πλάτος δὲ τριάκοντα, ποταμὸν δὲ ἐξίησι μέγαν Τίκινον. πάντες δ' εἰς τὸν Πάδον συρρέουσι.

VII. DE ITALIA. 20

11 Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, ᾧ μηδένα συγκρίνεσθαι. —

---

4 post αὐθημ. addendum esse μὲν coni. *Be*, sed v. *Hu* praef. I 67, γ 5 παρελθεῖν add. inter versus prima manus Strab. cod. Paris. 1394, recipit Coraes 8 Λιγυστίνων est Polybianum 15 Λάριος Kramer pro οὐερβανὸς 17 Ἀδόαν est Polybii, v. 2, 32, 2 Οὐερβανὸς Kramer pro λάριος 21—23 **Athen. I p. 31d** 22 ἀναδενδρίτην Musurus pro ἀναδρίτην

1811] Φηcὶ δὲ Πολύβιος *πεζῇ μὲν εἶναι τὴν παραλίαν* 2
τὴν ἀπὸ Ἰαπυγίας *μέχρι πορθμοῦ καὶ τρισχιλίων*
σταδίων, κλύζεσθαι δ' αὐτὴν τῷ Σικελικῷ πελάγει,
πλέοντι δὲ καὶ πεντακοσίων δέουσαν. —

5 Τῆς δὲ Τυρρηνίας μῆκος μὲν τὸ μέγιστον εἶναί φασι 3
τὴν παραλίαν ἀπὸ Λούνης μέχρι Ὠστίων δισχιλίων που
καὶ πεντακοσίων σταδίων· πλάτος δὲ τοῦ ἡμίσους [1180
ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν. εἰς μὲν οὖν Πίσας ἀπὸ
Λούνης πλείους τῶν τετρακοσίων σταδίων εἰσίν, ἐντεῦθεν
10 δ' εἰς Οὐολατέρρας διακόσιοι ὀγδοήκοντα, πάλιν δ' ἐν-
θένδε εἰς Ποπλώνιον διακόσιοι ἑβδομήκοντα, ἐκ δὲ
Ποπλωνίου εἰς Κόσαν ἐγγὺς ὀκτακόσιοι, οἱ δὲ ἑξακόσιοί
φασι. Πολύβιος δ' οὐκ εὖ καὶ *τοὺς πάντας χιλίους*
τριακοσίους τριάκοντα λέγει. —

15 Αἰθάλη, νῆσος Τυρσηνῶν . . . Πολύβιος δ' ἐν 4
τριακοστῇ τετάρτῃ λέγει *Αἰθάλειαν τὴν Λῆμνον κα-*
λεῖσθαι. —

Καλοῦσι δ' αὐτὸν Κρατῆρα, ἀπὸ τοῦ Μισηνοῦ μέχρι 5
τοῦ Ἀθηναίου, δυεῖν ἀκρωτηρίων, κολπούμενον. ὑπὲρ
20 δὲ τούτων τῶν ᾐόνων Καμπανία πᾶσα ἵδρυται, πεδίον
εὐδαιμονέστατον τῶν ἁπάντων . . . Ἀντίοχος μὲν οὖν 6
φησι τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι, τούτους δὲ
καὶ Αὔσονας καλεῖσθαι. Πολύβιος δ' ἐμφαίνει δύο ἔθνη 7

1—4 **Strab.** 5, 1, 3 C 211 5—14 **Strab.** 5, 2, 5 C 222; v. O. Cuntzium *Pol. u. s. Werk* Lips. 1902, 22 s. 10 *οὐαδετέρρας* ACB, *Οὐολαττέρας* vulgo, *Οὐάδα τὰ κατὰ Οὐολατέρρας* Cuntzius l. c., sed intellegit Strabo terram (v. Strab. 5, 2, 6 C 223), non urbem 13 *εὖ καὶ* Meinekius vindic. Strab. 51 pro *εἶναι, εὖ εἶναι* coni. Kramer *τοὺς πάντας*] Cuntzius l. c. censet hos Polybii numeros pertinere ad intervallum, quod est inter Lunam et Cosam 13. 14 *͵αυλ´* vulgo ante Kramerum, unde *χιλ. τετρακοσίους τρ.* Di 15—17 **Steph. Byz.** v. *Αἰθάλη* 18—422, 2 **Strab.** 5, 4, 3 C 242 18 *αὐτὸν*] scil. *τὸν κόλπον τὸν*

νομίζων ταῦτα· Ὀπικοὺς γάρ φησι *καὶ Αὔσονας οἰκεῖν τὴν χώραν ταύτην περὶ τὸν Κρατῆρα.* —

8 Πολύβιος δ' *ἀπὸ τῆς Ἰαπυγίας μεμιλιάσθαι* φησί, καὶ εἶναι *μίλια* πεντακόσια ἑξήκοντα δύο εἰς *Σίλαν *πόλιν, ἐντεῦθεν δ' εἰς Ἀκυληίαν ἑκατὸν* ἑβδομήκοντα 5 ὀκτώ. —

9 Μετὰ δὲ ταύτας τὸ Λακίνιον, Ἥρας ἱερόν, πλούσιόν 10 ποτε ὑπάρξαν καὶ πολλῶν ἀναθημάτων μεστόν. τὰ διάρματα δ' οὐκ εὐκρινῶς λέγεται· *πλὴν* ὥς γε *ἐπὶ τὸ πολὺ σταδίους ἀπὸ πορθμοῦ μέχρι Λακινίου* Πολύβιος 10 11 ἀποδίδωσι *χιλίους καὶ τριακοσίους, ἐντεῦθεν δὲ καὶ* δίαρμα εἰς *ἄκραν Ἰαπυγίαν ἑπτακοσίους.* —

12 Πολύβιος δὲ *τῶν τριῶν κρατήρων τὸν μὲν κατερ-* 13 *ρυηκέναι* φησὶν *ἐκ μέρους, τοὺς δὲ συμμένειν· τὸν δὲ μέγιστον τὸ χεῖλος ἔχειν περιφερὲς ὂν πέντε σταδίων,* 15 1312] *κατ' ὀλίγον δὲ* συνάγεσθαι εἰς *πεντήκοντα ποδῶν* 14 *διάμετρον· καθ' οὗ βάθος εἶναι τὸ μέχρι θαλάττης σταδιαῖον, ὥστε καθορᾶν ταῖς νηνεμίαις.* [*εἰ δὲ ταῦτ' ἐστὶ πιστά, οὐκ ἀπιστητέον ἴσως οὐδὲ τοῖς περὶ Ἐμ-* 15 *πεδοκλέους μυθολογηθεῖσιν.*] *ἐὰν μὲν οὖν νότος μέλλῃ* 20 *πνεῖν, ἀχλὺν ὁμιχλώδη καταχεῖσθαι κύκλῳ φησὶ τῆς νησῖδος, ὥστε μηδὲ τὴν Σικελίαν ἄπωθεν φαίνεσθαι·* 16 *ὅταν δὲ βορέας, φλόγας καθαρὰς ἀπὸ τοῦ λεχθέντος*

---

2 (*τὴν*) *περὶ* Coraes *Di* 3—6 **Strab. 6, 3, 10 C 285**
4 *σίλαν* codices, *Σήναν* Cluver It. ant. 608 (sed Polybius *Σήνην* nominat hanc urbem), *Σπίναν* Tyrwhittus, *Καισήναν* Groskurdius; v. O. Cuntzium *Pol. u. s. Werk* Lips. 1902, 28 ss. et Nissenum *It. Landesk.* II 1, 212 ann. 3 **7—12 Strab. 6, 1, 11 C 261**
7 *ταύτας*] scil. *τὰς Ἰαπύγων ἄκρας* 11 *χιλίους* Mannertus geogr. ant. IX 2, 202 pro *δισχιλίους* **13—423, 12 Strab. 6, 2, 10 C 276** 13 *κρατήρων*] scil. *τῆς Ἱερᾶς Ἡφαίστου* 18 *εἰ*—20 *μυθολογηθεῖσιν* del. Meinekius 21 *ὁμιχλώδη* scribendum apud Polybium perspexit *Hu*, v. 3, 84, 1. 13 et *Hu* praef. I 37
22 *ἄπωθεν* Meinekius pro *ἄποθεν*

κρατῆρος εἰς ὕψος ἐξαίρεσθαι καὶ βρόμους ἐκπέμπεσθαι μείζους· τὸν δὲ ζέφυρον μέσην τινὰ ἔχειν τάξιν. τοὺς 17 δ' ἄλλους κρατῆρας ὁμοειδεῖς μὲν εἶναι, τῇ δὲ βίᾳ λείπεσθαι τῶν ἀναφυσημάτων· ἔκ τε δὴ τῆς διαφορᾶς 18
5 τῶν βρόμων καὶ ἐκ τοῦ πόθεν ἄρχεται τὰ ἀναφυσήματα καὶ αἱ φλόγες καὶ αἱ λιγνύες προσημαίνεσθαι καὶ τὸν εἰς ἡμέραν τρίτην πάλιν μέλλοντα ἄνεμον πνεῖν. τῶν γοῦν ἐν Λιπάραις γενομένης ἀπλοίας προειπεῖν 19 τινάς φησι τὸν ἐσόμενον (ἄνεμον) καὶ μὴ διαψεύσα-
10 σθαι. ἀφ' οὗ δὴ τὸ μυθωδέστατον δοκοῦν εἰρῆσθαι 20 τῷ ποιητῇ οὐ μάτην φαίνεσθαι λεχθέν, ἀλλ' αἰνιξαμένου τὴν ἀλήθειαν, ὅταν φῇ ταμίαν τῶν ἀνέμων τὸν Αἴολον.

VIII. DE THRACIA, MACEDONIA, GRAECIA.

Καὶ ἄλλα δ' οὐ πιστὰ λέγει, τό τε συντετρῆσθαι τὰ 12
15 πελάγη * * * ἀπὸ τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ Θάσιον ἐν τῷ Νάρωνι, καὶ τὸ ἄμφω κατοπτεύεσθαι τὰ πελάγη ἀπό τινος ὄρους, καὶ τῶν νήσων τῶν Λιβυρνίδων *τιθείς, ὥστε κύκλον ἔχειν σταδίων καὶ πεντακοσίων, καὶ τὸ τὸν Ἴστρον ἑνὶ τῶν στομάτων εἰς τὸν Ἀδρίαν ἐμ-
20 βάλλειν. τοιαῦτα δὲ καὶ τοῦ Ἐρατοσθένους ἔνια παρ- 2 ακούσματά ἐστι *λαοδογματικά*, καθάπερ Πολύβιός φησι καὶ περὶ αὐτοῦ καὶ τῶν ἄλλων λέγων συγγραφέων. —

---

8 τῶν] τῆς *Ca* ἀπνοίας Strab. cod. Etonensis et Paris. 1394 *Sch* 9 τὸν ἐσόμενον· codices, τὸν σεισμὸν *Sch* coll. Aristot. Meteorol. II c. 8, τὸν ἐσόμενον (ἄνεμον) *Ca*, sicut habet epitoma Strabonis (vol. III 494 extr. Kramer) **14—22 Strab. 7, 5, 9 C 317** 14 λέγει] Theopompus 15 πελάγη] mare Ionium et Adriaticum * * *] lac. indicat Meinekius et suppl. τεκμαιρόμενος 20 παρακρούσματα coni. Tschuckius 21 λαοδογματικὰ Coraes auctore Tyrwhitto pro λαοδογματικῶς, v. p. 410, 23

2ᵃ ᾿Εκ δὲ τῆς ᾿Απολλωνίας εἰς Μακεδονίαν ἡ [1181
᾿Εγνατία ἐστὶν ὁδὸς πρὸς *ἕω*, βεβηματισμένη κατὰ μίλιον
καὶ κατεστηλωμένη μέχρι Κυψέλων καὶ ῞Εβρου ποταμοῦ·
3 μιλίων δ' ἐστὶ πεντακοσίων τριάκοντα πέντε. λογιζομένῳ
δέ, ὡς μὲν οἱ πολλοί, τὸ μίλιον ὀκταστάδιον τετρα- 5
κισχίλιοι ἂν εἶεν στάδιοι καὶ ἐπ' αὐτοῖς διακόσιοι ὀγδοή-
4 κοντα, ὡς δὲ Πολύβιος, προστιθεὶς τῷ ὀκτασταδίῳ δί-
πλεθρον, ὅ ἐστι τρίτον σταδίου, προσθετέον ἄλλους
σταδίους ἑκατὸν ἑβδομήκοντα ὀκτώ, τὸ τρίτον τοῦ τῶν
5 μιλίων ἀριθμοῦ. συμβαίνει δ' ἀπὸ ἴσου διαστήματος 10
συμπίπτειν εἰς τὴν αὐτὴν ὁδὸν τούς τ' ἐκ τῆς ᾿Απολ-
6 λωνίας ὁρμηθέντας καὶ τοὺς ἐξ ᾿Επιδάμνου. ἡ μὲν οὖν
πᾶσα ᾿Εγνατία καλεῖται, ἡ δὲ πρώτη ἐπὶ Κανδαουίας
λέγεται, ὄρους ᾿Ιλλυρικοῦ, διὰ Λυχνιδοῦ πόλεως καὶ
Πυλῶνος, τόπου ὁρίζοντος ἐν τῇ ὁδῷ τήν τε ᾿Ιλλυρίδα 15
1818 7] καὶ τὴν Μακεδονίαν. ἐκεῖθεν δ' ἐστὶ παρὰ Βαρ-
νοῦντα διὰ ῾Ηρακλείας καὶ Λυγκηστῶν καὶ ᾿Εορδῶν εἰς
8 ῎Εδεσσαν καὶ Πέλλαν μέχρι Θεσσαλονικείας· *μίλια δ' ἐστί*,
φησὶ Πολύβιος, *ταῦτα* διακόσια ἑξήκοντα ἑπτά. —
9 ῞Οτι ἐκ Περίνθου εἰς Βυζάντιόν εἰσιν ἑξακόσιοι τριά- 20
κοντα, ἀπὸ δὲ ῞Εβρου καὶ Κυψέλων εἰς Βυζάντιον μέχρι
Κυανέων τρισχίλιοι ἑκατόν, ὥς φησιν ᾿Αρτεμίδωρος, τὸ
δὲ σύμπαν μῆκος ἀπὸ ᾿Ιονίου κόλπου τοῦ κατὰ ᾿Απολ-
λωνίαν μέχρι Βυζαντίου ἑπτακισχίλιοι τριακόσιοι εἴκοσι·
10 προστίθησι δ' ὁ Πολύβιος καὶ ἄλλους *ἑκατὸν ὀγδοήκοντα*, 25
τὸ τρίτον τοῦ σταδίου προσλαμβάνων ἐπὶ τοῖς ὀκτὼ τοῦ
μιλίου σταδίοις.

1—19 Strab. 7, 7, 4 C 322s. 14 *Λυχνιδοῦ* Tschuckius pro *λυχνιδίου*; Lychnis dicitur urbs a Polyb. 18, 47, 12 20—27 **Strab. epit.** 7, 57 (p. 90 Kram., p. 471 Mein.) 20 *τριάκοντα*] scil. *στάδιοι*

Ἡ δὲ περίμετρος μὴ κατακολπίζοντι τετρακισχιλίων 11
σταδίων, ὡς Πολύβιος. —

Πολυβίου δ' εἰρηκότος τὸ ἀπὸ Μαλεῶν *ἐπὶ τὰς* 12
ἄρκτους μέχρι τοῦ Ἴστρου *διάστημα περὶ μυρίους στα-*
5 *δίους*, εὐθύνει τοῦτο ὁ Ἀρτεμίδωρος οὐκ ἀτόπως ....
κατ' ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ (τοῦ Ἴστρου ἐπὶ Μαλ)έας
ἑξακισχιλίων πεντακοσίων. αἴτιον δὲ τούτου τὸ μὴ
τὴν σύντομον καταμετρεῖν ἀλλὰ τὴν τυχοῦσαν, ἣν ἐπο-
ρεύθη τῶν στρατηγῶν τις.

10 IX. DE ASIA.

Τὰ δ' ἐπ' εὐθείας τούτοις μέχρι τῆς Ἰνδικῆς τὰ αὐτὰ 13
κεῖται καὶ παρὰ τῷ Ἀρτεμιδώρῳ, ἅπερ καὶ παρὰ τῷ
Ἐρατοσθένει. λέγει δὲ καὶ Πολύβιος *περὶ τῶν ἐκεῖ
μάλιστα δεῖν πιστεύειν ἐκείνῳ*.

15 X. DE ALEXANDRIA, AEGYPTI URBE.

Ὁ γοῦν Πολύβιος γεγονὼς ἐν τῇ πόλει βδελύττεται 14
τὴν τότε κατάστασιν καί φησι *τρία γένη τὴν πόλιν* 2
οἰκεῖν, τό τε Αἰγύπτιον *καὶ ἐπιχώριον φῦλον, ὀξὺ καὶ
πολιτικόν, καὶ τὸ μισθοφορικόν, βαρὺ καὶ πολὺ καὶ* 3
20 *ἀνάγωγον· ἐξ ἔθους γὰρ παλαιοῦ ξένους ἔτρεφον* [1182
τοὺς τὰ ὅπλα ἔχοντας, *ἄρχειν μᾶλλον* ἢ ἄρχεσθαι *δε-
διδαγμένους διὰ τὴν τῶν βασιλέων οὐδένειαν. τρίτον* 4

---

1. 2 Strab. 8, 2, 1 C 335 1 *περίμετρος*] Peloponnesi
3—9 Strab. 8, 8, 5 C 389 6 *τοῦ Ἴστρου ἐπὶ τὰς Μαλ* add.
Kramer, *τὰς* ante *Μαλ*. del. *BW* (v. ind.); v. ad 34, 4, 6
11—14 Strab. 14, 2, 29 C 663 11 *τούτοις*] ab Euphrate et a
Tomisa, Sophenes urbe 16—426, 11 Strab. 17, 1, 12 C 797 s.;
v. ad 39, 7 16 *πόλει*] scil. *Ἀλεξανδρείᾳ* 19 *ἀπολιτικὸν* coni.
Kramer 22 pro *οὐδένειαν* suspicatur *Hu* scripsisse Polybium
ἀδυναμίαν

1814] δ' ἦν γένος τὸ τῶν Ἀλεξανδρέων, οὐδ' αὐτὸ εὐκρινῶς πολιτικὸν διὰ τὰς αὐτὰς αἰτίας, κρεῖττον δ' ἐκεί-
5 νων ὅμως· καὶ γὰρ εἰ μιγάδες, Ἕλληνες ὅμως ἀνέκαθεν ἦσαν καὶ ἐμέμνηντο τοῦ κοινοῦ τῶν Ἑλλήνων ἔθους.
6 ἠφανισμένου δὲ καὶ τούτου τοῦ πλήθους, μάλιστα ὑπὸ 5 τοῦ Εὐεργέτου τοῦ Φύσκωνος, καθ' ὃν ἧκεν εἰς τὴν Ἀλε-
7 ξάνδρειαν ὁ Πολύβιος — καταστασιαζόμενος γὰρ ὁ Φύσκων πλεονάκις τοῖς στρατιώταις ἐφίει τὰ πλήθη καὶ
8 διέφθειρε —, τοιούτων δή, φησίν, ὄντων τῶν ἐν τῇ πόλει, λοιπὸν ἦν τῷ ὄντι τὸ τοῦ ποιητοῦ 10

Αἴγυπτόνδ' ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε.

B. FRAGMENTA LATINA.

15 Polybius latitudinem Europae ab Italia ad oceanum scripsit [XI] L M pass. esse, etiam tum inconperta magnitudine. Est autem ipsius Italiae, ut diximus, 15 [XI] XX M ad Alpis, unde per Lugdunum ad portum Morinorum Britannicum, qua videtur mensuram agere Polybius, [XI] LXVIIII. —

2 Polybius a Gaditano freto longitudinem directo cursu ad os Maeotis [XXXIIII] XXXVII mil. D passuum 20 prodidit, ab eodem initio ad orientem recto cursu Siciliam [XII] L mil. passuum, Cretam CCCLXXV M passuum, Rhodum CLXXXVII M D passuum, Chelidonias tantundem, Cyprum CCXXV M passuum, inde Syriae Seleuciam Pieriam CXV mil. passuum, quae conputatio efficit 25 [XXIII] XL M passuum. —

5 τούτου] τούτων coni. *Sch* 11 Odyss. 4, 483 13—428, 19 Quae e libro XXXIV. apud Plinium exstant, primus collegit *Sch* V 45 ss. **13—18 Plin. nat. hist. 4, 121 19—26 idem 6, 206**

In ipso vero capite mox Baeticae ab ostio freti 3
XXV mil. pass. Gadis, longa, ut Polybius scribit, XII
mil., lata III mil. passuum. abest a continente proxima
parte minus pedes DCC, reliqua plus VII mil. passuum,
5 ipsius spatium XV M passuum est. —

Ultra Siciliam quod est ad Sallentinos Ausonium 4
Polybius appellat. —

At inter duos Bosporos, Thracium et Cimmerium, 5
directo cursu, ut auctor est Polybius, D M pass.
10 intersunt. —

Agrippa totius Africae a mari Atlantico cum in- 6
feriore Aegypto [XXX] L M passuum longitudinem, Po-
lybius et Eratosthenes diligentissimi existimati ab
oceano ad Carthaginem magnam [XI] M passuum, ab
15 ea Canopum, Nili proximum ostium, [XVI] XXVIII M pass.
fecerunt. —

1315] Scipione Aemiliano res in Africa gerente [7 1183
Polybius annalium conditor, ab eo accepta classe
scrutandi illius orbis gratia circumvectus, prodidit a
20 monte eo ad occasum versus saltus plenos feris, quas
generat Africa, ad flumen Anatim CCCCLXXXXVI M
passuum. —

1—5 idem 4, 119 3 XII mil.] hunc numerum putat corruptum O. Cuntzius *Pol. u. s. Werk* Lips. 1902, 67 ann. 4
6. 7 idem 3, 75 6 quod] scil. mare 8—10 idem 4, 77
11—16 idem 5, 40 15 *Κάνωβον* dicit Pol. 5, 39, 1 hanc urbem 17—22 idem 5, 9 20 monte eo] scil. Atlante
22 'Quae sequuntur apud Plinium 'Ab eo Lixum CCV Agrippa, Lixum a Gaditano freto CXII abesse' quum ita scripsisset Harduinus vol. 1, p. 241: 'Ab eo Lixum CCV. M. passuum: a Gaditano freto CXII. M. passuum abesse', omissis verbis *Agrippa* et *Lixum*, qui illum sequerentur, amplum deinde multorum versuum additamentum, quo de locis, fluviis, montibus gentibusque Africanis agitur, Polybii esse crediderunt. Quod resti-

8 Ad proximam, quae minor est, a Carthagine ccc M pass. Polybius tradit, ipsam c M passuum aditu, ccc M ambitu. —

9 Polybius in extrema Mauretania contra montem Atlantem a terra stadia VIII abesse prodidit Cernen. — 5

16 Magnitudo dentium videtur quidem in templis praecipua, sed tamen in extremis Africae, qua confinis Aethiopiae est, postium vicem in domiciliis praebere, saepesque in his et pecorum stabulis pro palis elephantorum dentibus fieri Polybius tradidit auctore 10 Gulusa regulo. —

2 Polybius, Aemiliani comes, in senecta hominem ab his adpeti refert, quoniam ad persequendas feras vires non subpetant. tunc obsidere Africae urbes, eaque de causa cruci fixos vidisse se cum Scipione, quia ceteri 15 metu poenae similis absterrerentur eadem noxa. —

3 Trogus auctor est circa Lyciam penicillos mollissimos nasci in alto, unde ablatae sint spongeae, Polybius super aegrum suspensos quietiores facere noctes.

---

tuto in novissimis editionibus Agrippae nomine iam Polybio ita est ademptum ut omnia haec Agrippae tribuantur, non Polybio, in quem vix caderet tam accurata rerum in Africa aut cognitio aut tot barbarorum nominum enumeratio. Utriusque scriptoris nomen omisit Solinus c. 24' *Di*

1—3 idem 5, 26 1 proximam] duarum Syrtium 4. 5 idem 6, 199 6—11 idem 8, 31 6 dentium] scil. elephantorum 12—16 idem 8, 47 13 his] scil. leonibus 17—19 idem 31, 131

FRAGMENTA LIBRI XXXV.

A. OLYMP. 157, 1.

BELLUM CELTIBERICUM.

Πύρινος πόλεμος, ὁ Ῥωμαίων πρὸς τοὺς Κελτί- [1 1184 βηρας συσταθείς. *θαυμαστὴν γὰρ ἔσχε τὴν ἰδιότητα τήν τε* 1816] *συνέχειαν τῶν ἀγώνων. τοὺς γὰρ κατὰ τὴν Ἑλ-* 2
5 *λάδα πολέμους καὶ τοὺς κατὰ τὴν Ἀσίαν ὡς ἐπίπαν μία μάχη κρίνει, σπανίως δὲ δευτέρα, καὶ τὰς μάχας αὐτὰς εἷς καιρὸς ὁ κατὰ τὴν πρώτην ἔφοδον καὶ σύμπτωσιν τῆς δυνάμεως· κατὰ δὲ τοῦτον τὸν πόλεμον* 3 *τἀναντία συνέβαινε τοῖς προειρημένοις. τοὺς μὲν γὰρ* 4
10 *κινδύνους ὡς ἐπίπαν ἡ νὺξ διέλυε, τῶν ἀνδρῶν οὔτ' εἴκειν ταῖς ψυχαῖς οὔτε παρακαθιέναι τοῖς σώμασι βουλομένων διὰ τὸν κόπον, ἀλλ' ἐξ ὑποστροφῆς καὶ μεταμελείας αὖθις ἄλλας ἀρχὰς ποιουμένων. τόν γε* 5 *μὴν ὅλον πόλεμον καὶ τὴν συνέχειαν τῶν ἐκ παρα-*
15 *τάξεως διακρίσεων ὁ χειμὼν ἐπὶ ποσὸν διεῖργε. καθ-* 6

2—430, 2 Suid. v. *πύρινος πόλεμος*; v. Diod. 31, 40. Pol. fragm. agnovit *Ur* 257, huc rettulit *Sch*; v. App. Iber. 48 ss., *Sch* VIII 1, 122, *Ni Rhein. Mus.* 1871, 274 s. 2 *Ῥωμαίοις* coni. *Sch* post *πρὸς* add. *τοὺς* e Suid. cod. V Bernhardyus 6 *μία* add. *Ca* 1014, quam coniecturam confirmant Suid. codices A et V 11 *τῆς ψυχῆς* Suid. cod. A, *τῇ ψυχῇ* (cum hiatu) *Ur* vulgo, *ταῖς ψυχαῖς* Suid. cod. *V Bernhardyus *Di*, idem coniecerat *Ben* 305 14 *παρατάξεως Ur* pro *διατάξεως* 15 *ἐπὶ ποσὸν* Suid. cod. A et V Bernhardyus *Di*, *ἐπιπόνως Ur* vulgo

ὅλου γάρ, εἴ τις διανοηθείη πύρινον πόλεμον, οὐκ ἂν ἕτερον ἢ τοῦτον νοήσειε. —

2 Ὅτι ἐπειδὴ οἱ Κελτίβηρες ἀνοχὰς ποιησάμενοι πρὸς Μάρκον Κλαύδιον τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξαπέστειλαν τὰς πρεσβείας εἰς τὴν Ῥώμην, οὗτοι μὲν 5 τὴν ἡσυχίαν ἦγον, καραδοκοῦντες τὴν ἀπόφασιν τῆς 2 συγκλήτου, Μάρκος δὲ στρατεύσας εἰς τοὺς Λυσιτανοὺς καὶ τὴν Νερκόβρικα πόλιν κατὰ κράτος ἑλὼν ἐν Κορ-3 δύβᾳ τὴν παραχειμασίαν ἐποιεῖτο. τῶν δὲ πρέσβεων εἰς τὴν Ῥώμην παραγενομένων, τοὺς μὲν παρὰ τῶν 10 Βελλῶν καὶ Τίττων, ὅσοι τὰ Ῥωμαίων ᾑροῦντο, παρ-4 εδέξαντο πάντας εἰς τὴν πόλιν, τοὺς δὲ παρὰ τῶν Ἀραυακῶν πέραν τοῦ Τιβέρεως ἐκέλευσαν κατασκηνοῦν διὰ τὸ πολεμίους ὑπάρχειν, ἕως βουλεύσωνται περὶ 5 τῶν ὅλων. γενομένου δὲ καιροῦ πρὸς ἔντευξιν, κατὰ 15 6 πόλιν ὁ στρατηγὸς εἰσῆγε τοὺς συμμάχους. οἱ δὲ

3—435, 18 X 235r—240r, 0 257a—261r, U* 290—299, *Ur* CXLI; v. ad 429, 2—430, 2 3 κελτίβηρες Xm 6 τὴν prius om. *Ur*, add. Y *Sch* 8 ἐρκοβρικαπόλιν Y, ἐρκόβρικα πόλιν *Ur*, corr. *Sch* coll. App. l. c. Huc referendum esse putat *Sch* fragm. 134 κορδαβᾶ Y, κορδοβᾶ U*, κορδυβᾷ *Ur*, corr. *Di* 9 ἐποιεῖτο] Post § 2 inserit *BW* auctoribus *Va* 206 et *Sch* VIII 1, 124 coll. 35, 3, 4 et 4, 3 fragmentum Suidae (v. κωμάσαι, v. ἀνδρωνῖτις: καὶ τὸ λεγόμενον usque ad finem) hoc: 'ὁ δὲ Μάρκος ὁ Ῥωμαίων στρατηγὸς ἐβούλετο [ἐβουλεύετο coni. *Sch*] ἀπολυθεὶς τοῦ πολέμου (τοῦ) [add. *Di* Steph. thes. II 827 B] πρὸς Λυσιτανοὺς μεταβαλεῖν τὸν πόλεμον καὶ τὸ (δὴ) [add. C. Wunderer *Pol. Forsch.* cet. I 4 ann. 1] λεγόμενον ἐκνεύσας τὴν ἀνδρωνῖτιν εἰς τὴν γυναικωνῖτιν κωμάσαι.' Aliter iudicat de hoc fragmento Wunderer l. c. 39 s. 11 τίττων Y *Sch*, τίγγων *Ur* vulgo 13 ἀρανάκων Y *Ur*, corr. *Sch*, v. ad 35, 3, 4. 9 14 βουλεύσονται Y, corr. *Ur*, (ἂν) βουλεύσωνται *Di*, sed v. *BW* Fleckeis. annal. 1884, 121 16 εἰσῆγε πρὸς Y, εἰσῆγε πρότερον *Ur*, εἰσῆγε πρώτους *Di* auctore *Sch*, εἰσῆγε deleto πρὸς, quod ex versu antecedenti irrepsit *BW*

καίπερ ὄντες βάρβαροι * * * διετίθεντο λόγους καὶ
πάσας ἐξευκρινεῖν ἐπειρῶντο τὰς διαφοράς, ὑποδει- 7
κνύντες ὡς, εἰ μὴ συστ(αλ)ήσονται καὶ τεύξονται [1135
τῆς ἁρμοζούσης κολάσεως οἱ πεπολεμηκότες, παραυτίκα
5 μέν, ἐπανελθόντων τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐκ
1317] τῆς Ἰβηρίας, ἐκ χειρὸς προσεπιθήσουσι τὴν δίκην
αὐτοῖς, ὡς προδόταις γεγονόσι, ταχὺ δὲ πάλιν αὐτοὶ 8
κινήσουσι πραγμάτων ἀρχήν, ἐὰν ἀνεπιτίμητοι δια-
φύγωσιν ἐκ τῆς πρώτης ἁμαρτίας, ἑτοίμους δὲ πάντας
10 πρὸς καινοτομίαν ποιήσουσι τοὺς κατὰ τὴν Ἰβηρίαν,
ὡς ἱκανοὶ γεγονότες ἀντίπαλοι Ῥωμαίοις. διόπερ 9
ἠξίουν ἢ μένειν τὰ στρατόπεδα κατὰ τὴν Ἰβηρίαν καὶ
διαβαίνειν καθ' ἕκαστον ἔτος ὕπατον ἐφεδρεύσοντα
τοῖς συμμάχοις καὶ κολάσοντα τὰς Ἀραυακῶν ἀδικίας,
15 ἢ βουλομένους ἀπάγειν τὰς δυνάμεις παραδειγματιστέον 10
εἶναι τὴν τῶν προειρημένων ἐπανάστασιν, ἵνα μηδεὶς
ἔτι ποιεῖν θαρρῇ τὸ παραπλήσιον τούτοις. οἱ μὲν 11
οὖν Βελλῶν καὶ Τίττων συμμαχοῦντες Ῥωμαίοις ταῦτα
καὶ τὰ τούτοις παραπλήσια διελέχθησαν. ἐπὶ δὲ τού- 12
20 τοις εἰσῆγον τοὺς παρὰ τῶν πολεμίων. οἱ δ' Ἀραυά- 13
και παρελθόντες κατὰ μὲν τὴν ὑπόκρισιν ἐχρῶντο
τοῖς λόγοις ὑποπεπτωκότως καὶ ταπεινῶς, τῇ γε μὴν

---

1 διετίθ. λόγους (πολλοὺς) *Na* 134, (πολλοὺς) διετίθ. λόγους *Di*, (πραγματικοὺς) διετίθ. λόγους *BW* coll. 36, 5, 1
3 συστήσονται Y, corr. *BW* 6 ἐπιθήσουσι *Rei* 726 *Di*
8 διαφάγωσιν Y, διαφάγωσιν et υ super α alterum cod. Bruxell. 11317/21, corr. *Ur* 10 κενοτομίαν O 14 ἀρανακῶν Y, corr. *Sch*, v. ad p. 430, 13 15 ἢ] δ O βουλομένοις *Be*, sed confert *Hu* 5, 98, 9 et v. Kruegerum *Gr. Sprachl.* § 56, 18, 3
18 τίγων Y, τίγγων *Ur*, corr. *Sch* συμμαχῶντες O
19 ἐπὶ *Ur* pro σὺν 20 εἰσῆγον Y *Ur* vulgo, εἰσήγαγον O *Di*, v. 35, 2, 5 ἀρανάκαι Y, corr. *Sch*, v. ad p. 430, 13
22 ὑποπεπτωκότες Y, corr. *Ur*

προαιρέσει [ὡς] διέφαινον οὐκ εἰκούσῃ τοῖς ὅλοις οὐδ'
14 ἡττωμένῃ. καὶ γὰρ τὰ τῆς τύχης ἄδηλα πολλάκις
ὑπεδείκνυον καὶ τὰς προγεγενημένας μάχας ἀμφιδηρί-
τους ποιοῦντες ἐν πάσαις ἔμφασιν ἀπέλειπον ὡς ἐπι-
15 κυδεστέρων αὐτῶν γεγονότων. τέλος δ' ἦν τῶν λόγων· 5
εἰ μέν τι δεῖ ῥητὸν πρόστιμον ὑπομένειν τῆς ἀγνοίας,
ἀναδέχεσθαι τοῦτ' ἔφασαν, τελεσθέντος δὲ τοῦ προσ-
τάγματος ἐπανάγειν ἠξίουν ἐπὶ τὰς κατὰ Τεβέριον
ὁμολογίας αὐτοῖς γενομένας πρὸς τὴν σύγκλητον.
3 Οἱ δ' ἐν τῷ συνεδρίῳ διακούσαντες ἀμφοτέρων 10
2 εἰσήγαγον τοὺς παρὰ τοῦ Μαρκέλλου πρέσβεις. θεω-
ροῦντες δὲ καὶ τούτους ῥέποντας ἐπὶ τὴν διάλυσιν
1318] καὶ τὸν στρατηγὸν προσνέμοντα τὴν αὐτοῦ γνώ-
3 μην τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς συμμάχοις, τοῖς μὲν
Ἀρανάκαις ἔδωκαν καὶ τοῖς συμμάχοις ἀπόκρισιν ὅτι 15
Μάρκελλος ἀμφοτέροις ἐν Ἰβηρίᾳ διασαφήσει τὴν [1136
4 τῆς συγκλήτου γνώμην, αὐτοὶ δὲ νομίσαντες τοὺς
συμμάχους ἀληθῆ καὶ συμφέροντα σφίσι λέγειν, τοὺς
δ' Ἀρανάκας ἀκμὴν μεγαλοφρονεῖν, τὸν δὲ στρατηγὸν

---

1 ὡς del. *Ben* 305 *Hu* διέφαιναν Y, διέφαιναν et ο super α U*, corr. *Ur* ἀκούσῃ O, εἴκοντες coni. *Hu* τοῖς λόγοις Y del. *Be* auctore *Rei* 726 et ita hiatum Polybio obtrudit, τοῖς ὅλοις *Hu* auctore *Sch* 2 ἡττώμενοι coni. *Hu* 4 πάσαις ἐμφάσεσιν Y *Ur*, πᾶσι τὰς ἐμφάσεις vulgo post *Ca* 970, corr. *Rei* 726 et *Sch* ἀπέλειπον X *B W*, ἀπέλιπον Y *Ur* vulgo 5 ἦν *Rei* 726 *Sch* pro εἶναι τὸν λόγον Y, corr. *Ur* 6 δεῖ *Ur* pro δὴ ἀγνείας O 7 τοῦτο Y, corr. *Ben* 305 *BW* 8 τιβέριον Y, X^m addito ἴσως vulgo, τιμέριον X, corr. *B W*, v. ad 22,6,6 10. 19 δὲ Y, corr. *Ben* 305 *B W* 11 τοὺς ex τὰς O 13 αὐτοῦ Y, corr. *Be* 15 ἀρανάκαις Y *Ur*, ἀρανάκες X^m addito ἴσως, corr. *Sch* 17 αὐτοὶ *Be* pro οὗτοι 18 συμφέροντας O 19 ἀρανάκους X secundum de Boorium, ἀραν^κ α O, ἀρανάκους U*, ἀρανάκας *Ur*, corr. *Sch* ἀκμὴν] ἐκδημεῖν O μέγα φρονεῖν *Di*, μεγάλα φρονεῖν *Hu*, v Guil. Schmidtium Fleckeis. annal. suppl. 20 (1894), 532s.

ἀποδειλιᾶν τὸν πόλεμον, ἐντολὰς ἔδωκαν δι' ἀποῤῥή- 5
των τοῖς παρ' ἐκείνου πρέσβευταῖς πολεμεῖν γενναίως
καὶ τῆς πατρίδος ἀξίως. ἐπειδὴ δὲ τὸν πόλεμον ἐποίη- 6
σαν κατάμονον, πρῶτον μὲν τῷ Μαρκέλλῳ διαπιστή-
5 σαντες ἕτερον στρατηγὸν ἔμελλον διαπέμπειν εἰς τὴν
Ἰβηρίαν· ἤδη γὰρ ἔτυχον ὕπατοι τότε καθεσταμένοι 7
καὶ τὰς ἀρχὰς παρειληφότες Αὖλος Ποστόμιος καὶ
Λεύκιος Λικίννιος Λεύκολλος. ἔπειτα περὶ τὰς παρα- 8
σκευὰς ἐγίνοντο φιλοτίμως καὶ μεγαλομερῶς, νομίζοντες
10 διὰ ταύτης τῆς πράξεως κριθήσεσθαι τὰ κατὰ τὴν
Ἰβηρίαν· κρατηθέντων μὲν γὰρ τῶν ἐχθρῶν πάντας 9
ὑπέλαβον σφίσι ποιήσειν τὸ προσταττόμενον, ἀπο-
στρεψαμένων δὲ τὸν ἐνεστῶτα φόβον οὐ μόνον Ἀρουά-
κας καταθαρρήσειν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας.

15 Ὅσῳ δὲ φιλοτιμότερον ἡ σύγκλητος διέκειτο πρὸς 4
τὸν πόλεμον, τοσούτῳ σφίσι τὰ πράγματ' ἀπέβαινε
παραδοξότερα. τοῦ μὲν γὰρ Κοΐντου τοῦ τὸν πρότε- 2
ρον ἐνιαυτὸν στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ τῶν μετ'
αὐτοῦ στρατευσαμένων ἠγγελκότων εἰς τὴν Ῥώμην τήν
20 τε συνέχειαν τῶν ἐκ παρατάξεως κινδύνων καὶ τὸ
πλῆθος τῶν ἀπολωλότων καὶ τὴν ἀνδρείαν τῶν Κελ-

---

1 ὑποδειλιᾶν (Y), corr. *Be* auctore Ernesto (lex. Pol. 124), v. 35, 4, 3   2 ἐκείνου ex ἐκείνων U*   πολεμᾳ̃ν O, ut videtur   3 ἐποίησαν Y *Hu*, ἐποιήσαντο U* *Ur* vulgo   6 καθεσταμένοι Y ante *Ur*, καθεστάμενοι U*   7 αὖλος X° (?) *Ur*, αὗλος U*, αὐλὸς O   ποστόμιος U* *BW*, ποστίμιος Y, ποστούμιος *Ur* vulgo, v. ad 25, 6, 6   8 λικίννιος XU* *BW*, λικίνιος O *Ur* vulgo, v. *BW* IV cap. IV   λεύκολος Y, corr. *Ur*   12 ἀποτριψαμένων *Be*, ἀποτρεψαμένων *Na* 238, traditam scripturam tuetur *Hu* coll. 3, 102, 7   13 ἀρανάκας X ante *Sch*, ἀρανάκας Y *Ur* vulgo   14 ἀλλὰ—ἅπαντας om. U* *Ur*, add. Y *Sch* (de *Ca* v. *BW* IV cap. I 3)   15 φιλοτιμώτερον Y, corr. *Ca* 971   16 τοσοῦτο O   πράγματα Y, corr. *Ben* 305 *BW*   17 Κοίντου] Q. Fulvio Nobiliore cos. a. 601/153   τοῦ τὸν O° *Ur*, τοῦτον Y   20 τῶν *Ur* pro αὐτῶν

3 τιβήρων, τοῦ δὲ Μαρκέλλου προφανῶς ἀποδειλιῶν-
1319] τος τὸν πόλεμον, ἐνέπεσέ τις πτοία τοῖς νέοις
παράλογος, οἵαν οὐκ ἔφασαν οἱ πρεσβῦται γεγενημένην
4 πρότερον. εἰς γὰρ τοῦτο προύβη τὰ τῆς ἀποδειλιά-
σεως ὥστε μήτε χιλιάρχους προπορεύεσθαι πρὸς τὴν 5
ἀρχὴν τοὺς ἱκανούς, ἀλλ' ἐλλείπειν τὰς χώρας, τὸ πρό-
τερον εἰθισμένων πολλαπλασιόνων προπορεύεσθαι
5 τῶν καθηκόντων, μήτε τοὺς εἰσφερομένους ὑπὸ τῶν
ὑπάτων πρεσβευτὰς ὑπακούειν, οὓς ἔδει πορεύεσθαι
6 μετὰ τοῦ στρατηγοῦ, τὸ δὲ μέγιστον, τοὺς νέους δια- 10
κλίνειν τὰς καταγραφὰς καὶ τοιαύτας πορίζεσθαι προ-
φάσεις ἃς λέγειν μὲν αἰσχρὸν ἦν, ἐξετάζειν δ' [1137
7 ἀπρεπές, ἐπιτέμνειν δ' ἀδύνατον. τέλος δὲ καὶ τῆς συγ-
κλήτου καὶ τῶν ἀρχόντων ἐν ἀμηχανίαις ὄντων τί τὸ
πέρας ἔσται τῆς τῶν νέων ἀναισχυντίας — τούτῳ γὰρ 15
ἠναγκάζοντο χρῆσθαι τῷ ῥήματι διὰ τὰ συμβαίνοντα —
8 Πόπλιος Κορνήλιος [Ἀφρικανός], νέος μὲν ὤν, δοκῶν
δὲ σύμβουλος γεγονέναι τοῦ πολέμου, (τὴν) ἐπὶ καλο-
κἀγαθίᾳ καὶ σωφροσύνῃ δόξαν ὁμολογουμένην πεποιη-
9 μένος, τῆς δ' ἐπ' ἀνδρείᾳ φήμης προσδεόμενος, θεω- 20
ρῶν τὴν σύγκλητον ἀπορουμένην, ἀναστὰς εἶπεν εἴτε

---

2 πτοία Y *Ca* 971, πτυία U*, πτοῖα *Ur* 3 οἷον O πρεσβύται Y, corr. *Be* 4 ἀποδειλίας Y *Ur*, ἀπὸ δειλίας O, corr. *Di*, v. 3, 103, 2 5 προπορεύεσθαι Y *Ur* *Sch* VIII 1, 128, προσπορεύεσθαι vulgo post *Ca* 971, v. 2, 4, 2. 28, 6, 9. *Sch* V 318 7 πολλαπλασίων Bentenus l. c. 53, sed v. Poll. 4, 164 10 τὸ] τὸν O 13 ἐπιτείνειν Y, ἐπιτίνειν *Ur*, εὐθύνειν *Rei* 727, corr. *Sch* δ' ἀδύνατον] δυνατόν O 14 ἀμηχανίαις Y *Sch*, ἀμηχανίᾳ U* *Ur* vulgo 15 τούτῳ *Ur* pro τούτων 17 Ἀφρικανός inducit *Be* auctore *Sch* νέος ex νεως U* 18 τὴν add. *Ben* 305 s. *Di* 19 περιπεποιημένος dubitanter *Na* 258, fidentius Hertleinius Fleckeis. annal. 1877, 39, sed v. *Rei* 176 et 727 20 δὲ Y, corr. *Ben* 306 *BW* ἐπ' ἀνδρείας (Y) *Ur*, ἐπ' ἀνδρείᾳ corr. X (secundum de Boorium) ante *Rei* 727 *Sch*

χιλίαρχον εἴτε πρεσβευτὴν πέμπειν αὐτὸν εἰς τὴν Ἰβηρίαν μετὰ τῶν ὑπάτων ἐξεῖναι· πρὸς ἀμφότερα γὰρ ἑτοίμως ἔχειν. καίτοι γ' ἔφη κατ' ἰδίαν μὲν αὐτῷ τὴν 10 *εἰς Μακεδονίαν ἔξοδον ἅμα μὲν ἀσφαλεστέραν (ἅμα*
5 *δ' οἰκειοτέραν) εἶναι· συνέβαινε γὰρ τότε τοὺς Μακε-* 11 *δόνας ἐπ' ὀνόματος καλεῖν τὸν Σκιπίωνα διαλύσοντα τὰς ἐν αὐτοῖς στάσεις· ἀλλὰ τοὺς τῆς πατρίδος και-* 12 *ροὺς ἔφη κατεπείγειν μᾶλλον καὶ καλεῖν εἰς τὴν Ἰβηρίαν τοὺς ἀληθινῶς φιλοδοξοῦντας. πᾶσιν δὲ παρα-* 13
10 *δόξου φανείσης τῆς ἐπαγγελίας καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν ἄλλην εὐλάβειαν, παραυτίκα μὲν εὐθέως συνέβη μεγάλην ἀποδοχὴν γενέσθαι τοῦ Σκιπίωνος,*
1320] *ἔτι δὲ μᾶλλον ταῖς ἑξῆς ἡμέραις· οἱ γὰρ πρό-* 14 *τερον ἀποδειλιῶντες, ἐκτρεπόμενοι τὸν ἐκ παραθέσεως*
15 *ἔλεγχον, οἱ μὲν πρεσβεύσειν ἐθελοντὴν ἐπηγγέλλοντο τοῖς στρατηγοῖς, οἱ δὲ πρὸς τὰς στρατιωτικὰς καταγραφὰς προσεπορεύοντο κατὰ συστρέμματα καὶ συνηθείας. —*

Πολύβιος· *ἐνέπεσε δέ τις ὁρμὴ τῷ Σκιπίωνι καὶ* 5
20 *διαπόρησις, εἰ δεῖ συμβαλεῖν καὶ μονομαχῆσαι πρὸς τὸν βάρβαρον. —*

---

3 *αὐτῷ* Y, corr. *Be* 4. 5 post *εἶναι* indicat lacunam *Ca* 972, *ἅμα δ' ἐντιμοτέραν* vel *ἐπικυδεστέραν* (cum hiatu) add. *Rei* 727; post *ἀσφαλεστέραν* add. *ἅμα δ' οἰκειοτέραν* *Na* 131 *Hu* 9 *πᾶσιν* X *BW*, *πᾶσι* Y[s] vulgo 11 *ἄλλων* Y, *ἄλλην* *Rei* 727. *Sch*, *τῶν ἄλλων* coni. *Sch* *εὐθέως*] *ἐν τοῖς ὄχλοις* coni. *Hu*, sed v. C. Wundererum coni. Pol. 19 12 *μεγάλ* O *ὑποδοχὴν* Y, corr. *Rei* 727 *Sch* 13 *ταῖς ἑξῆς ἡμέραις* Y *Sch*, *τῆς ἑξῆς ἡμέρας* U* *Ur* vulgo 14 *ἐντρεπόμενοι* *Gro* not. 450, sed v. *Rei* 727 15 *πρεσβεύσειν* *Ur* pro *πρεσβεῦσιν*
19—21 **Suid. v.** *ἐνέπεσε*, v. Liv. epit. 48, App. Iber. 53; id fragm. huc rettulit *Sch*. Post hanc eclogam inserendum esse fragm. 6 suspicatur Maur. Mueller Fleckeis. annal. 1870, 245 s.

2 Πολύβιος ... καὶ ἀλλαχοῦ· *ὁ δ' ἵππος ὁ τοῦ Σκιπίωνος ἐδυσχρήστησε μὲν ὑπὸ τῆς πληγῆς, οὐ μὴν ὁλοσχερῶς ἐσφάλμησε. διόπερ ὀρθὸς ἀπέπεσεν ἐπὶ τὴν γῆν ὁ Σκιπίων·* Πολύβιος.

B. OLYMP. 157, 2. 5

ACHAEORUM EXSULES LIBERANTUR.

6 Ὑπὲρ δὲ τῶν ἐξ Ἀχαΐας φυγάδων ἐντευχθεὶς διὰ Πολύβιον ὑπὸ Σκιπίωνος, ὡς πολὺς ἐν τῇ συγκλήτῳ λόγος ἐγίνετο, τῶν μὲν διδόντων κάθοδον αὐτοῖς, τῶν 2 δ' ἐνισταμένων, ἀναστὰς ὁ Κάτων "ὥσπερ οὐκ ἔχοντες" εἶπεν "ὃ πράττωμεν, καθήμεθα τὴν ἡμέραν [1138 ὅλην περὶ γεροντίων Γραικῶν ζητοῦντες, πότερον ὑπὸ τῶν παρ' ἡμῖν ἢ τῶν ἐν Ἀχαΐᾳ νεκροφόρων ἐκκο- 3 μισθῶσι." ψηφισθείσης δὲ τῆς καθόδου τοῖς ἀνδράσιν, ἡμέρας ὀλίγας οἱ περὶ τὸν Πολύβιον διαλιπόντες αὖθις 15 ἐπεχείρουν εἰς τὴν σύγκλητον εἰσελθεῖν, ὅπως ἃς πρότερον εἶχον ἐν Ἀχαΐᾳ τιμὰς οἱ φυγάδες ἀναλάβοιεν, καὶ 4 τοῦ Κάτωνος ἀπεπειρῶντο τῆς γνώμης. ὁ δὲ μειδιάσας ἔφη τὸν Πολύβιον, ὥσπερ τὸν Ὀδυσσέα, βούλεσθαι πάλιν εἰς τὸ τοῦ Κύκλωπος σπήλαιον εἰσελθεῖν, τὸ πιλίον ἐκεῖ 20 καὶ τὴν ζώνην ἐπιλελησμένον

1—4 Suid. v. *ἀποσφαλμήσας*; id fragm. huc rettulit *Gro* ad Liv. 37, 34, 5 1 *δὲ* Suid., corr. *Ben* 306 *BW* 2 *ἐδυσχρήστησε* Portus pro *ἐδυσχρήτησε* *ὑπὸ Sch* pro *ἀπὸ* 3 *ἀπεσφάλμησε* coni. *Sch* lex. 85 **7—21 Plut. Cat. mai. 9**; v. Pausan. 7, 10, *Sch* VIII 1, 131, *Ni Rhein. Mus.* 1871, 272 7 *ἐντευχθεὶς*] Cato 8 *Σκιπίωνος* Stephanus pro *σκηπίωνος* 11 *πράττωμεν* idem pro *πράττομεν*

FRAGMENTA LIBRI XXXVI.

A. OLYMP. 157, 3.

I. BELLUM PUNICUM TERTIUM.

1321] Ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐκ ἐν 1 (1ª)
ἀγωνίσματι κεχρήμεθα προφερόμενοι τοὺς κατὰ
μέρος λόγους, τοιαύτης ὑποθέσεως ἐπειλημμένοι καὶ
5 τηλικαύτης πράξεως· ὅπερ οἱ πλεῖστοι ποιοῦσι τῶν 2
συγγραφέων, εἰς ἀμφότερα τὰ μέρη διατιθέμενοι τοὺς
ἐνόντας λόγους. ἐγὼ δὲ διότι μὲν οὐκ ἀποδοκιμάζω 3
τοῦτο τὸ μέρος, ἐν πλείοσι τόποις τῆς ἱστορίας δῆλον
πεποίημαι, πολλάκις ἀπηγγελκὼς δημηγορίας καὶ συν-
10 τάξεις ἀνδρῶν πολιτικῶν· ὅτι δ' οὐκ ἐκ παντὸς τρόπου 4
τοῦτο προαιροῦμαι πράττειν, νῦν ἔσται συμφανές·
οὔτε γὰρ ὑπόθεσιν ἐπιφανεστέραν ταύτης εὑρεῖν ῥᾴ-
διον οὔθ' ὕλην πλείω καὶ παράθεσιν. καὶ μὴν οὐδὲ προ- 5
χειρότερον ἕτερον ἐμοὶ τῆς τοιαύτης παρασκευῆς. ἀλλ 6

2—438, 8 M 81, 16—32 *Hey*; v. *Ni Rhein. Mus.* 1871, 275
2 *ἐπιζητήσουσι Ge* coll. 3, 57, 2, sed v. 11, 1ª, 1 2. 3 *οὐκ ἐν ἀγωνίσματι* M (v. Krebsium *D. Präpos.* cet. 73, 4), *οὐκ ἐναγωνίσματι Ma*, *οὐδὲν ἀγωνίσματι Ge*, *εἰς ἀγώνισμά τι Lu* praef. ad Phylarch. XI probante *Hu* 3 *κεχρήμεθα* M, *ἐτρεπόμεθα* (cum hiatu) *Lu* l. c., *κεχρήμεθα τοῖς προειρημένοις* coni. *Hu*
4 *λόγους*] orationes in senatu Romano ante exortum bellum Punicum tertium habitas, v. Zonar. 9, 26 (Dion. Cass. I p. 306 ss. Boissevain) 13 *οὔτε* M, corr. *Ben* 306 *BW* *καὶ παρ.*] *πρὸς παρ.* coni. *Hu* 14 *ἐμοί Ge* pro *ἐμοῦ*

οὔτε τοῖς πολιτικοῖς ἀνδράσιν οἶμαι πρέπειν πρὸς πᾶν τὸ προτεθὲν διαβούλιον εὑρησιλογεῖν καὶ διεξοδικοῖς χρῆσθαι λόγοις, ἀλλ' ἀεὶ τοῖς ἁρμόζουσι πρὸς τὸν
7 ὑποκείμενον καιρόν, οὔτε τοῖς ἱστοριογράφοις ἐμμελετᾶν τοῖς ἀκούουσιν οὐδ' ἐναποδείκνυσθαι τὴν αὑτῶν 5
δύναμιν, ἀλλὰ (τὰ) κατ' ἀλήθειαν ῥηθέντα (καθ') ὅσον οἷόν τε πολυπραγμονήσαντας διασαφεῖν, καὶ τούτων τὰ καιριώτατα καὶ πραγματικώτατα. —

2 (1b) Πάλαι δὲ τούτου κεκυρωμένου βεβαίως ἐν ταῖς ἑκάστων γνώμαις καιρὸν ἐζήτουν ἐπιτήδειον [1189
2 καὶ πρόφασιν εὐσχήμονα πρὸς τοὺς ἐκτός. πολὺ γὰρ
1322] δὴ τούτου τοῦ μέρους ἐφρόντιζον Ῥωμαῖοι, καλῶς
3 φρονοῦντες· ἔνστασις γὰρ πολέμου κατὰ τὸν Δημήτριον δικαία μὲν εἶναι δοκοῦσα καὶ τὰ νικήματα ποιεῖ μείζω καὶ τὰς ἀποτεύξεις ἀσφαλεστέρας, ἀσχήμων δὲ καὶ 15
4 φαύλη τοὐναντίον ἀπεργάζεται· διὸ καὶ τότε περὶ τῆς τῶν ἐκτὸς διαλήψεως πρὸς ἀλλήλους διαφερόμενοι παρ' ὀλίγον ἀπέστησαν τοῦ πολέμου. —

3 (1) Ὅτι τῶν Καρχηδονίων πάλαι βουλευομένων περὶ τοῦ πῶς ἀπαντῆσαι (δεῖ πρὸς) τὴν Ῥωμαίων ἀπόκρισιν, 20

---

2 εὑρησιλογεῖν M *Ma BW*, εὑρεσιλογεῖν vulgo post *Ge*, v. ad 29,1,2 5 ἀκούουσι M secundum *Ma* et *Hey*, ἀκούουσιν legit *Bo*, ut correxerat *Be* αὑτῶν M secundum *Ma* et *Bo*, tacite videtur correxisse *Hey* 6 τὰ om. M (v. *Hey Zeitschr. f. Alt.-Wiss.* 1847, 328), add. *Ge* καθ' add. *Ben* 306 *Di* 9–18 M 81,32–82,7 *Hey*; v. Diod. 32, 5. Huc refert fragm. 99 *Ni* l. c. Cf. B. Fahlandium, Appianum in bell. Pun. III. describ. auctore usum esse Polybio. Diss. inaug. Gryphiswald. 1867, 14 12 δὴ M secundum *Hey*, δὲ legerat *Ma*, τι *Ge* ante Ῥωμ. add. οἱ *Ge*, sed v. 3, 15, 2 et 5; 16, 4 et 7; 40, 2 cet. 14 εἶναι δοκοῦσα *Ben* 306 *BW* pro δοκοῦσα εἶναι 16 τἀναντία M, corr. *BW* ἐνεργάζεται *Ma* 18 πολεμοῦ M, unde πολεμεῖν coni. *Hey*. Post hanc eclogam ponit 37, 1 et 2 *Stei* 52 19—443,18 X 240r—245r, O 261r—264r, U* 299—308, *Ur* CXLII; v. Liv. epit. 49, Diod. 32, 6, App. Pun. 75ss., Fahlandium l. c.

καὶ τῶν Ἰτυκαίων ὑποτεμομένων τὴν ἐπίνοιαν αὐτῶν, τοῖς Ῥωμαίοις τὴν ἑαυτῶν παραδόντων πόλιν, ὁλοσχεροῆς ἀμηχανία περιέστη τοὺς ἀνθρώπους. μιᾶς γὰρ 2 ἐλπίδος ἔτι φαινομένης αὐτοῖς, εἰ συγκαταβαῖεν εἰς τὸ 5 δοῦναι τὴν ἐπιτροπὴν περὶ αὐτῶν, διότι πάντως εὐδοκεῖν ποιήσουσι τοὺς Ῥωμαίους, διὰ τὸ μηδ' ἐν ταῖς 3 μεγίσταις περιστάσεσιν καταπολεμηθέντες, καὶ πρὸς τοῖς τείχεσι τῶν πολεμίων ὑπαρχόντων, μηδέποτε τὴν ἐπιτροπὴν δεδωκέναι τῆς πατρίδος, καὶ ταύτης τῆς 4 10 ἐπινοίας τὸν καρπὸν ἀπέβαλον, προκαταληφθέντες ὑπὸ τῶν Ἰτυκαίων· οὐδὲν γὰρ ξένον οὐδὲ παράδοξον ἔμελλε 5 φανήσεσθαι τοῖς Ῥωμαίοις, εἰ ταὐτὸν ποιήσαιεν τοῖς προειρημένοις. οὐ μὴν (ἀλλὰ) κακῶν αἱρέσεως κατα- 6 λειπομένης, ἢ τὸν πόλεμον ἀναδέχεσθαι γενναίως ἢ 15 διδόναι τὴν ἐπιτροπὴν περὶ τῶν καθ' αὐτούς, πολλοὺς 7 καὶ ποικίλους ἐν τῷ συνεδρίῳ δι' ἀπορρήτων ποιησάμενοι λόγους κατέστησαν πρεσβευτὰς αὐτοκράτορας, καὶ τούτους ἐξαπέστελλον, δόντες ἐντολὴν βλέποντας πρὸς τὰ παρόντα πράττειν τὸ δοκοῦν (συμφέρειν) τῇ 20 πατρίδι. ἦσαν δ' οἱ πρεσβεύοντες Γίσκων Στρυτάνος 8

---

16 ss., *Ni* l. c. 275. Superscribuntur partim compendiis in X λόγος λς' (ut coniecerat *Sch*), in U* λόγος λγ', in O λόγος λα' 20 ἀπαντήσαιεν τῇ Ῥωμ. ἀποκρίσει *Rei* 727 δεῖ πρὸς add. *Ur*

2 προδιδόντων Y, παραδιδόντων *Rei* 727, corr. *Di* auctore *Be* 4 ἔτι φαινομένης *Ca* 973, ἐπιφαινομένης Y *Ur* συγκαταβαίειν XU*, συγκαταβαίνειν O, corr. *Ur* 5 αὐτῶν Y, corr. *Be* 5 πάντως — 6 διὰ τὸ om. O . 7 περιστάσεσιν X *BW*, περιστάσεσι Y* vulgo καταπολεμηθέντες Y *Sch*, καταπολεμηθέντας *Ur* vulgo 9 δεδοκέναι et ω super ο U* 10 προκαταληφθέντες Y ante *Ur*, προκαταλειφθέντες U* 11 ἰτυκαίων O* ante *Ur*, ἰστυκαίων Y οὐδὲ *Ur* pro ὡς δὲ 13 ἀλλὰ add. *Rei* 727 *Sch* κακῶς O 14 τοῦ πολέμου O 15 τῶν] τὸν O 19 συμφέρειν add. *Ur* 20 δ' οἱ *Sch*, δὲ Y *Ur* vulgo, δὲ οἱ *Rei* 727 στρυτάνοις et ος super οις O

1328] ἐπικαλούμενος, Ἀμίλκας, Μίσδης, Γιλλίμας, Μάγων.
9 ἥκοντες (δ') οἱ πρέσβεις παρὰ τῶν Καρχηδονίων εἰς Ῥώμην καὶ καταλαβόντες πόλεμον δεδογμένον καὶ τοὺς στρατηγοὺς ὡρμηκότας μετὰ τῶν δυνάμεων, οὐκέτι διδόντων βουλὴν αὐτοῖς τῶν πραγμάτων, ἔδωκαν τὴν 5 ἐπιτροπὴν περὶ αὐτῶν.

4 (2) Περὶ δὲ τῆς ἐπιτροπῆς εἴρηται μὲν ἡμῖν καὶ πρότερον, ἀναγκαῖον δ' ἔστιν καὶ νῦν ὑπομνῆσαι [1140
2 κεφαλαιωδῶς. οἱ γὰρ διδόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων ἐπιτροπὴν διδόασι πρῶτον μὲν χώραν τὴν ὑπάρχουσαν 10 αὐτοῖς καὶ πόλεις τὰς ἐν ταύτῃ, σὺν δὲ τούτοις ἄνδρας καὶ γυναῖκας τοὺς ὑπάρχοντας ἐν τῇ χώρᾳ καὶ
3 ταῖς πόλεσιν ἅπαντας, ὁμοίως ποταμούς, λιμένας, ἱερά, τάφους, συλλήβδην ὥστε πάντων εἶναι κυρίους Ῥωμαίους, αὐτοὺς δὲ τοὺς διδόντας ἁπλῶς μηκέτι μηδενός. 15
4 γενομένης δὲ τῆς ἀνθομολογήσεως τοιαύτης ὑπὸ τῶν Καρχηδονίων, καὶ μετ' ὀλίγον εἰσκληθέντων αὐτῶν εἰς τὸ συνέδριον, ἔλεγεν ὁ στρατηγὸς τὴν τῆς συγκλήτου γνώμην ὅτι καλῶς αὐτῶν βεβουλευμένων δίδωσιν αὐτοῖς ἡ σύγκλητος τήν τ' ἐλευθερίαν καὶ τοὺς νόμους, 20 ἔτι δὲ τὴν χώραν ἅπασαν καὶ τὴν τῶν ἄλλων ὑπαρ-
5 χόντων κτῆσιν καὶ κοινῇ καὶ κατ' ἰδίαν. οἱ δὲ Καρχηδόνιοι ταῦτ' ἀκούσαντες ἔχαιρον, δόξαντες ὡς ἐν κακῶν αἱρέσει καλῶς σφίσιν κεχρῆσθαι τὴν σύγκλητον,

---

1 γιλλίμας Y *Di*, γιλλίκας *Ur* vulgo 2 ἥκοντες (δ') *Hu* comment. Fleckeis. 91 s. *BW*, ἥκοντε (Y), ἧκον τὲ *Ur*, ἧκον δὲ *Ca* 973 vulgo 6 αὐτῶν Y, corr. Didotiana 7 σημείωσαι περὶ ἐπιτροπῆς U*m 8 πρότερον] 20, 9, 10 ss. ἔστιν Y *BW*, ἐστι *Ur* vulgo ante *Be*, ἐστὶ O* vulgo post *Be* 9 αὐτοὺς Y, corr. Ernestus 10 χώραν Y* *Gro*, χῶραν *Ur Ca* l. c. 13 ταῖς] τὰς O ἅπαντας ὁμοίως *Ur*, ἅπαντας· ὁμοίως *Ca* 973 14 ante συλλήβδην add. πάντα *Rei* 727 21 χώραν Y* Ernestus, χῶραν *Ur* vulgo 24 σφίσιν X *BW*, σφίσι Y* vulgo

ἅτε τῶν ἀναγκαιοτάτων καὶ μεγίστων αὐτοῖς συγκε-
χωρημένων. μετὰ δὲ ταῦτα τοῦ στρατηγοῦ διασαφοῦν- 6
τος διότι τεύξονται τούτων, ἐὰν τριακοσίους ὁμήρους
εἰς τὸ Λιλύβαιον ἐκπέμψωσιν ἐν τριάκονθ' ἡμέραις
5 τοὺς υἱοὺς τῶν ἐκ (τῆς) συγκλήτου καὶ τῆς γερουσίας
καὶ τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις πειθαρ-
χήσωσιν, ἐπὶ ποσὸν ἠπόρησαν ποῖα τὰ διὰ τῶν ὑπά- 7
των αὐτοῖς ἔσται παραγγελλόμενα· πλὴν τότε γ' ἐξ
αὐτῆς ὥρμησαν, σπεύδοντες ἀναγγεῖλαι τῇ πατρίδι
10 περὶ τούτων. παραγενόμενοι δ' εἰς τὴν Καρχηδόνα 8
1324] διεσάφουν τοῖς πολίταις τὰ κατὰ μέρος. οἱ δὲ 9
διακούσαντες τἄλλα μὲν ἐνδεχομένως ἐνόμιζον βεβου-
λεῦσθαι τοὺς πρεσβευτάς, περὶ δὲ πόλεως μὴ γεγονέναι
μνείαν εἰς μεγάλην ἐπίστασιν αὐτοὺς ἦγε καὶ πολλὴν
15 ἀμηχανίαν.

Ἐν δὲ τῷ καιρῷ τούτῳ φασὶ Μάγωνα τὸν Βρέττιον 5 (3)
χρήσασθαι λόγοις ἀνδρώδεσι καὶ πραγματικοῖς. δύο γάρ, 2
ὡς ἔοικε, καιροὺς ἔφασκεν εἶναι τοῦ βουλεύσασθαι
περὶ σφῶν καὶ τῆς πατρίδος, ὧν τὸν μὲν ἕνα παρεῖ-
20 σθαι. δεῖν γὰρ οὐ μὰ Δία νῦν διαπορεῖν τί διὰ τῶν 3
ὑπάτων αὐτοῖς παραγγελθήσεται, καὶ διὰ τί περὶ πό-
λεως οὐδεμίαν ἐποιήσατο μνείαν ἡ σύγκλητος, ἀλλὰ [1141
καθ' ὃν καιρὸν ἐδίδοσαν τὴν ἐπιτροπήν· δόντας δὲ 4

3 τ̄ Y 5 τῆς om. Y vulgo, add. *Rei* 728 *Sch*, om. *Hu*
6 πειθαρχήσωσι X 7 ποῖα τὰ *Hu*, πότε Y, ποῖα *Ur*, ποῖά ποτε *Sch* partim auctore *Rei* 728, ποῖά ποτε τὰ *Di* 8 αὐτοῖς] τοῖς *Di* errato typographico γε Y, corr. *Ben* 306 *B W* 11 πολίταις *Ur* pro πολεμισταῖς 12 ἐνδεχόμενος Y, corr. *Ur*
13. 21 πόλεων Y, corr. *Rei* 728 *Sch* coll. Diod. l. c. 16 φασὶ *Ur*, φασὶν O, φησὶν (φη̄ X) Y ἀμάγωνα Y, corr. *Ur* βρέτιον Y, corr. *Rei* 728 *Sch* 17 δύω X, δύο Y *Ca* 974, διὸ *Ur* 19 τὸν *Ur* pro τὸ παρῆσθαι O 20 δίαν O νῦν] αὖ O διαπορῆσαι *Di*, quam lectionem in O inveniri falso affert *Sch* VIII 1, 136 τί] τοί O

σαφῶς γινώσκειν διότι πᾶν τὸ παραγγελλόμενον ἐπιδεκτέον ἐστίν, ἐὰν μὴ τελέως ὑπερήφανον (ᾖ) καὶ παρὰ
5 τὴν προσδοκίαν· εἰ δὲ μή, τότε πάλιν βουλεύεσθαι πότερα δεῖ προσδέχεσθαι τὸν πόλεμον εἰς τὴν χώραν καὶ πάσχειν ὅ, τι ποτ' ἂν οὗτος ἐπιφέρῃ τῶν δεινῶν, 5 ἢ κατορρωδήσαντας τὴν τῶν πολεμίων ἔφοδον ἐθελον-
6 τὴν ἀναδέχεσθαι πᾶν τὸ προστασσόμενον. πάντων δὲ διὰ τὸν ἐφεστῶτα πόλεμον καὶ διὰ τὸ τῆς προσδοκίας ἄδηλον φερομένων ἐπὶ τὸ πειθαρχεῖν τοῖς παραγγελλομένοις, ἔδοξεν πέμπειν τοὺς ὁμήρους εἰς τὸ Λιλύ- 10
7 βαιον. καὶ παραυτίκα καταλέξαντες τριακοσίους τῶν νέων ἐξέπεμπον μετὰ μεγάλης οἰμωγῆς καὶ δακρύων, ἅτε προπεμπόντων ἕκαστον τῶν ἀναγκαίων καὶ συγγενῶν, καὶ μάλιστα τῶν γυναικῶν ἐκκαουσῶν τὴν τοι-
8 αύτην διάθεσιν. ἐπεὶ δὲ κατέπλευσαν εἰς τὸ Λιλύβαιον, 15 οἱ μὲν ἐξ αὐτῆς παρεδόθησαν διὰ τῶν ὑπάτων Κοΐντῳ Φαβίῳ Μαξίμῳ — συνέβαινε γὰρ τοῦτον ἐπὶ τῆς Σι-
9 κελίας τετάχθαι στρατηγὸν τότε — δι' οὗ παρακομισθέντες ἀσφαλῶς εἰς τὴν Ῥώμην συνεκλείσθησαν ὁμοῦ πάντες εἰς τὸ τῆς ἑκκαιδεκήρους νεώριον * * * 20

---

1 *ἐπιλεκτέον* Y, corr. *Ur*, *ἀποδεκτέον* *Rei* 728 2 *ἐστίν* X[m] *ᾖ* add. *Ur* 3 *βουλεύεσθαι* Y *Ur* vulgo ante *Sch*, *βουλεύσασθαι* vulgo post O *Sch* 6 *κατορρωδήσαντας* O[a] *Ur*, *καταρρωδήσαντας* Y *ἐθελοντὴν* Y ante *Ur*, *ἐλελοντὴν* U* 7 *ἀναδέχεσθαι* Y ante *Ur*, *ἀναδέχεται* U* *πραττόμενον* Y, corr. *Ca* 974 10 *ἔδοξεν* X *B W*, *ἔδοξαν* ex *ἔδοξεν* O, *ἔδοξε* U* vulgo 11 *καταλέξαντας* X 12 *οἰμωγῆς* Y ante *Ur*, *μωγῆς* U* 15 post *ἐπεὶ* del. *καὶ* U* 19 *συνεκλήσθησαν* O 20 *τῆς ἐκκαιδεκέτου* X, *τῆς ἐκκαιδεκετοῦ* O, *τῆς ἐκκαιδεκήτου* U* *Ur*, *ἐκκαιδέκατον* coni. *Ur* not. 99, *ἐκκαιδεκήτου* *Ca* 975 asterisco notat, corr. *Gro*[m] *Sch*, v. 18, 44, 6, Liv. 45, 35, 3 * * *] A Polybio exposita sed ab epitomatore omissa esse ea quae sunt apud App. Pun. 77 extr. *καὶ τοῖς Καρχηδονίοις ἔφασαν ἐς τὸ τέλος τοῦ πολέμου τὰ λοιπὰ ἐρεῖν ἐν Ἰτύκῃ* perspexit Fahlandius l. c. 26; idem docet particula *μὲν* § 8

1825] Καὶ τῶν μὲν ὁμήρων ἐκεῖσε παραχθέντων, 6 (4)
οἱ στρατηγοὶ κατήχθησαν εἰς τὴν τῆς Ἰτύκης ἄκραν.
τούτων δὲ προσπεπτωκότων τοῖς Καρχηδονίοις ὀρθὴ 2
καὶ περίφοβος ἦν ἡ πόλις διὰ τὴν ἀδηλότητα τῶν
5 προσδοκωμένων. οὐ μὴν ἀλλ' ἔδοξεν αὐτοῖς πρεσβευ- 3
τὰς πέμπειν τοὺς πευσομένους τῶν ὑπάτων τί δεῖ
ποιεῖν καὶ διασαφήσοντας ὅτι πρὸς πᾶν τὸ παραγγελ-
λόμενον ἕτοιμοι πάντες εἰσίν. τῶν δὲ πρεσβευτῶν 4
ἀφικομένων εἰς τὴν τῶν Ῥωμαίων παρεμβολήν, καὶ τοῦ
10 συνεδρίου συναχθέντος, εἰσελθόντες οἱ πρέσβεις δι-
ελέγοντο κατὰ τὰς ἐντολάς. ὁ δὲ πρεσβύτερος τῶν 5
ὑπάτων ἐπαινέσας αὐτῶν τὴν πρόθεσιν καὶ προαίρεσιν
ἐκέλευε παραδιδόναι τά θ' ὅπλα καὶ τὰ βέλη πάντα
χωρὶς δόλου καὶ ἀπάτης. οἱ δὲ πρέσβεις ποιήσειν μὲν 6
15 ἔφασαν τὸ παραγγελλόμενον, σκοπεῖσθαι δ' αὐτοὺς
ἠξίουν τὸ συμβησόμενον, ἐὰν αὐτοὶ μὲν παραχωρήσωσι
τῶν ὅπλων, ἐκεῖνοι δὲ λαβόντες ἀποπλεύσωσιν. ὅμως
ταῦτα ἔδωκαν. —

Δῆλον ἐγένετο διότι μέγα τὸ βάσταγμα τῆς [7 1142
20 πόλεως ἦν· πλείονα γὰρ εἴκοσι μυριάδων ὅπλα
παρέδωκαν Ῥωμαίοις καὶ καταπέλτας δισχιλίους. —

---

1 παραχθέντων Wielandtius l. c. 58 *BW* pro ὑπαρχόντων 3—5 **Suid. v.** ὀρθῆς δέ: Καὶ Πολύβιος· τούτων δὲ — προσδοκωμένων 3 προσαγγελθέντων Suid. 4 περίφος O 5 ἔδοξαν O 6 πανσομένους O 11 Ὁ magna rubra littera O, quasi nova incipiat ecloga (v. de Boorium *Sitz.-Ber. d. preuß. Akad. d. Wiss. zu Berlin* IX [1902], 156) πρεσβύτερος] Non solum Manilii nomen esse omissum, ut annotat *Hu*, sed etiam alia multa ab epitomatore in brevius esse contracta apparet conferenti Diod. l. c. et App. l. c. Cf. Fahlandium l. c. 26 ss. 13 θ' *Ben* 306 *BW*, τε Y 17 ἀποπλεύσωσιν *Ur*, μὴ ἀποπλεύσωσιν Y 18 post ἔδωκαν add. XU* τέλος τῆς ἱστορίας πολυβίου, O τέλος τῆς ἱστορίας πολυβίου καὶ ἀπιανοῦ 19—21 **Suid. v.** βαστάσας. Pol. fragm. agnovit et huc rettulit

7 (5) *Ἁπλῶς δ' οὐδὲν εἶδος τῶν μελλόντων ἔγνωσαν,*
2 *ἐξ αὐτῆς δὲ τῆς ἐμφάσεως ὀττευόμενοι τῶν πρέσβεων*
εἰς παντοδαπὰς οἰμωγὰς καὶ θρήνους ἐνέπιπτον. —
3 *Οἱ δὲ πάντες ἅμ' ἀνακεκραγότες ἐξ αὐτῆς οἱονεὶ*
4 *παρελύθησαν. ταχὺ δὲ τοῦ λόγου διαδοθέντος εἰς τὸ* 5
πλῆθος, οὐκέτι συνέβαινε γίνεσθαι τὴν ἀλογίαν, ἀλλ'
οἱ μὲν ἐπὶ τοὺς πρεσβευτὰς ὥρμων, ὡς αἰτίους σφίσι
5 *τῶν κακῶν ὄντας τούτων, οἱ δ' ἐπὶ τοὺς κατειλημμέ-*
1326] *νους τῶν Ἰταλικῶν καὶ ἐπὶ τούτους ἀπηρείσαντο*
*τὸν θυμόν, οἱ δὲ πρὸς τὰς πύλας τῆς πόλεως * * * —* 10
b (6) *Ἀμίλκας*, ὁ καὶ Φαμέας, *Καρχηδονίων στρατηγός, ὃς*
ὑπῆρχε κατὰ μὲν τὴν ἡλικίαν ἀκμάζων καὶ κατὰ τὴν
ἕξιν ἐρρωμένος, τὸ δὲ μέγιστον ἐφόδιον πρὸς πολεμι-
κὴν χρείαν, ἱππεὺς ἄγαν ἀγαθὸς καὶ τολμηρός. —
2 *Οἱ δὲ διαζηλοτυπούμενοι πρὸς τὸν Σκιπίωνα ἐπε-* 15
βάλοντο διασύρειν τὰς πράξεις αὐτοῦ. —

Küster coll. App. Pun. 80. Cf. Diod. 32, 6, 2 20 *κ̄* Suid.
21 *δισχιλίους* (͵*β*) Küster pro *δύο* (*β'*) ex Appiano

1–3 Suid. v. *ἁπλῶς*; **2** *ἐξ αὐτῆς*—**3: Suid. v.** *ὀττευομένη*. Polybii fragmentum agnovit *Va* 217, huc rettulit *Sch* coll. App. Pun. 91 1 *δὲ* Suid., corr. *Ben* 306 *BW* post *μελλόντων* addendum esse *ἐξαγγελθῆναι* (cum hiatu) coni. *Sch* lex. 181 2 *τῆς ἐμφάσεως τῶν πρέσβεων ὀττ.* Suid. v. *ἁπλῶς*, *τῆς τῶν πρέσβεων ἐμφάσεως ὀττ.* Suid. altero loco, *τῆς ἐμφάσεως ὀττ. τῶν πρέσβεων BW* 3 *καὶ θρήνους* om. Suid. v. *ἁπλῶς*
4—10 Suid. v. *ἀλογία*. Pol. fragm. agnovit *Ca* 1017 s., huc rettulit *Sch* coll. App. Pun. 91 extr. 92 4 *ἅμα* Suid., corr. *Ben* 306 *BW* *ἀνακραγόντες* deteriores Suidae libri
5 *παρελύθησαν Ca* 1017 pro *παρεληλύθεισαν* 6 *ἀλογίαν* i. e. *ἀφασίαν* 7 *πρεσβευτὰς* Suid. cod. A ante *Ca* 1017, *πρεσβύτας* ceteri Suid. libri 8 *δὲ* Suid., corr. *Ben* 306 *BW* 9 *ἐπὶ BW* pro *εἰς*, v. Fleckeis. annal. 1889, 680 s. et Pol. 38, 9, 5 *ἀπερεί-σαντες* Suid., corr. *Ca* l. c. 10 * * *] lac. indicat *Sch* opusc. II 201, v. App. Pun. 92 extr. Post hanc eclogam inserit fragm. 121 *Ni* l. c. 276 **11—14 Suid. v.** *Ἀμίλκας*. Pol. fragm. agnovit et huc rettulit *Sch* opusc. II 201 s. coll. App. Pun. 100 11 *Ἱμίλκων* coni. *Sch* *Φαβέας* Suid., corr. *Sch* **15. 16 Suid. v.** *διαζηλοτυ-*

Τὰς προφυλακὰς βλέπων ὁ Φαμέας, ὢν οὐκ ἄψυ- 3 (2)
χος, ἐξέκλινε τὰς πρὸς τὸν Σκιπίωνα συμπλοκάς. καί
ποτε συνεγγίσας ταῖς ἐφεδρείαις, προβαλόμενος ὀφρὺν
ἀπότομον ἐπέστη καὶ πλείω χρόνον. —

5 *Αἱ δὲ σημεῖαι τῶν Ῥωμαίων συνεπεφεύγεσαν εἰς* 4 (3)
βουνόν· καὶ πάντων δόντων γνώμας ὁ Σκιπίων ἔφη,
** * * ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποι-* 5 (4)
εῖσθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν ἢ τοῦ δρᾶσαι κα-
κῶς τοὺς ἐχθρούς. —

10 *Οὐ χρὴ θαυμάζειν εἰ φιλοτιμότερον ἐξηγούμεθα* 6 (5)
τὰ κατὰ τὸν Σκιπίωνα καὶ πᾶν τὸ ῥηθὲν ὑπ' αὐτοῦ
μετὰ διαστολῆς ἐξαγγέλλομεν. —

Πολύβιος· *ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον* 7 (6)
ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν [πάλιν ἄλλον
15 *πρὸς ἐκεῖνον· τί ἀκήκοας]*

οἶος πέπνυται· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. —

πούμενοι. Pol. fragm. agnovit *Va* 213, huc rettulit Fahlandius l. c. 38s. coll. App. Pun. 101 et 102   15. 16 *πρὸς τὸν Σκιπ. διασύρειν ἐπεβάλοντο* coni. *BW*, nisi forte *πρὸς αὐτὸν ἐπεβάλ. διασύρειν* est legendum cum *Di* IV 163 ann. c

1—4 Suid. v. ***ἄψυχος,*** v. praeterea Suid. II 2 p. 1401, ann. 1 Bernhardy. Pol. fragm. agnovit *Ur* 264, huc rettulit *Sch* coll. App. Pun. 100   4 *ἐπέστη Di* auctore *Sch* pro *ἀπέστη*   5—9 Suid. v. ***σημαῖαι.*** Pol. fragm. agnovit *Ur* 271, huc rettulit *Sch* coll. App. Pun. 103s.   5 *σημεῖαι BW* pro *σημαῖαι*, v. *BW* IV cap. IV   7 ***] lac. indicat Bernhardyus, v. Fahlandium l. c. 36   10—12 Suid. v. ***διαστολή.*** Pol. fragm. agnovit *Ur* 265, huc rettulit *Sch*   13—16 Suid. v. ***ἀΐσσουσιν,*** v. Liv. epit. 49, Diod. 32, 9[a] (p. 47, 15), Plut. apophthegm. p. 200[a] et praec. reip. ger. p. 804[f], Suid. v. *Κάτων*   14s. *πάλιν ἄλλον πρὸς ἐκεῖνον· τί ἀκήκοας* Suid., del. *Sch*, *παλινῳδίαν πρὸς ἐκεῖνον· τί ἀκήκοας Hu* addens ad *ἐκεῖνον*: 'illum, cum quo Cato tum collocutus est, Scipionis aut segniore laudatore, aut si recte Suidae fragmentum v. *διαζηλοτυπούμενοι* huc refertur, obtrectatore.' Cf. p. 444, 15s.   16 Odyss. 10, 495

8 Οἱ δὲ Ῥωμαῖοι *ὑπερευδοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων* * * *

II. RES GRAECIAE.

9 (37,1)] (37,1a) Ὅτι *περὶ Καρχηδονίων, ὅτε κατεπολέμησαν αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ περὶ τῶν κατὰ* [1143 1327] *τὸν Ψευδοφίλιππον κατὰ τὴν Ἑλλάδα πολλοὶ καὶ παντοῖοι διεφέροντο λόγοι, τὰς μὲν ἀρχὰς ὑπὲρ τῶν κατὰ Καρχηδονίους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν* 2 *κατὰ τὸν Ψευδοφίλιππον. τὰ μὲν οὖν περὶ Καρχη-* 10 *δονίους ἀμφιδοξουμένας εἶχε τὰς ἀποφάσεις καὶ τὰς* 3 *διαλήψεις· ἔνιοι μὲν γὰρ συγκατῄνουν τοῖς Ῥωμαίοις, φάσκοντες αὐτοὺς φρονίμως καὶ πραγματικῶς βουλεύ-* 4 *σασθαι περὶ τῆς δυναστείας· τὸ γὰρ τὸν ἐπικρεμάμενον φόβον καὶ τὴν πολλάκις μὲν ἠμφισβητηκυῖαν πρὸς αὐ-* 15 *τοὺς πόλιν ὑπὲρ τῆς ἡγεμονίας, ἔτι δὲ καὶ νῦν δυναμένην ἀμφισβητῆσαι σὺν καιρῷ, ταύτην ἐπανελομένους*

1—3 **Suid. v. *ὑπερευδοκούμενοι*.** Pol. fragm. agnovit Toupius emend. in Suid III 518, huc rettulit Fahlandius l. c. 39; v. Liv. epit. 50, App. Pun. 109, Diod. 32, 17   2 *ὁμολογίᾳ*] pactione cum Phamea facta   *χειρισμῷ* Suid. cod. V ante Toupium l. c., *χωρισμῷ* ceteri Suidae libri   3 * * *] lac. indicat *BW* et comparat App. l. c. ‘*ἡ δὲ βουλὴ Σκιπίωνα μὲν ἐπῄνει, Φαμέαν δ' ἐτίμησαν*’ cet.   5—451, 2 M 82, 7—84, 18 *Hey*; v. *Ni* l. c. 275 s., *Stei* 52 s.   5 *ὅτε* legerunt *Ma* et *Hey*, *ὡς* legere sibi videtur *Bo*   8 *ὑπὲρ* legit *Bo*, *περὶ* legerunt *Ma* et *Hey* vulgo   11 *ἀλλο|δοξουμένας* M secundum *Ma* et *Hey*, *ἀμφιδοξουμένασ* legit *Bo*, ut correxerat *Di*   13 *βουλεῦσαι* legerat *Ma*   14 *τῆς* Spengelius apud *Hu* quaest. II 19 ante *Be* pro *τὰς*   *ἐπικεκρεμαμένον|* M secundum *Ma* et *Hey*, *ἐπικρεμάμενον* legit *Bo*, ut correxerat *Be*   15 *τὴν* *Ma* pro *μὴν*

βεβαιῶσαι τῇ σφετέρᾳ πατρίδι τὴν ἀρχὴν νοῦν ἐχόντων εἶναι καὶ μακρὰν βλεπόντων ἀνθρώπων.

Ἔνιοι δὲ τούτοις ἀντέλεγον, φάσκοντες οὐ ταύ(την 5 ἔχοντας αὐ)τοὺς τὴν προαίρεσιν κατεκτῆσθαι τὴν ἡγε-
5 μονίαν καὶ κατὰ μικρὸν εἰς τὴν Ἀθηναίων καὶ Λακεδαιμονίων ἐκτρέπεσθαι φιλαρχίαν καὶ βραδύτερον μὲν ἐκείνων ὁρμᾶν, ἥξειν δ' ἐπὶ ταὐτὸ τέλος ἐκ τῶν προφαινομένων. πρότερον μὲν γὰρ πᾶσι πεπολεμηκέναι 6 μέχρι τοῦ κρατῆσαι καὶ συγχωρῆσαι τοὺς ἀντιταξαμέ-
10 νους ὅτι δεῖ πείθεσθαι σφίσι καὶ ποιεῖν τὸ παραγγελλόμενον· νῦν δὲ προοίμιον μὲν ἐκτεθεῖσθαι τῆς ἰδίας 7 προαιρέσεως τὰ κατὰ Περσέα, βαστάσαντας ἐκ ῥιζῶν τὴν Μακεδόνων βασιλείαν, τετελειωκέναι δὲ κατὰ τὸ παρὸν διὰ τῆς περὶ Καρχηδονίων διαλήψεως· μηδενὸς 8
15 γὰρ ἀνηκέστου γεγονότος ἐξ ἐκείνων, ἀνηκέστως καὶ βαρέως βεβουλεῦσθαι περὶ αὐτῶν, πᾶν ἀναδεχομένων καὶ πᾶν ὑπομενόντων ποιήσειν τὸ προσταττόμενον.

Ἕτεροι δὲ καθόλου μὲν πολιτικὸν εἶναι τὸ Ῥωμαϊ- 9 κὸν ἔθνος ἔφασαν καὶ τοῦτ' ἴδιον εἶναι καὶ ἐπὶ τούτῳ
20 σεμνύνεσθαι τοὺς Ῥωμαίους, ἐπὶ τῷ καὶ τοὺς πολέμους
1328] ἁπλῶς καὶ γενναίως πολεμεῖν, μὴ νυκτεριναῖς ἐπι-

---

1 *ἐβεβαίωσαν* legerat *Ma*, *βεβαιῶσαι* M secundum *Hey*, ut coniecerat *Ge* 2 *μακρὰ* legerat *Ma*, *μακρὰν* M secundum *Hey*, ut coniecerat *Be* 3. 4 *οὐ τῆς* .... [est lacuna a librario relicta] *τοὺς τὴν προ|αίρεσιν* M, *ὅτι οὐ ταύτην ἔχοντες τὴν προαίρεσιν* *Ma*, *οὐ ταύτῃ κεχρημένους Ῥωμαίους τῇ προαιρέσει* *Hey*, corr. *Hu* 4 *κατεκτήσαντο* M, corr. *Hu* auctore *Hey* 5 *ἀλλὰ κατὰ* *Ge* 6 *ἐκτρίβεσθαι* M, corr. *Ge* 7 *ἕξειν* M, corr. *Ma* *ταῦτα* M, corr. *Di* auctore *Hey* 12 *τὰ* *Ge* pro *τοῦ* *βαστάζαντας* legerat *Ma*, *βαστάζοντας* *Ge*, *βαστάξαντας* *Be*, *βαστάσαντας* M secundum *Hey*, ut coniecerat *Lu* 18 *μὲν* *BW* pro *τε* auctore *Ge*, v. 2, 8, 7; 56, 3. 4, 85, 4 19 *τοῦτο* M, corr. *Ben* 307 *BW* 20 *πολεμίους* M, corr. Didotiana

θέσεσι χρωμένους μηδ' ἐνέδραις, πᾶν δὲ τὸ δι' [1144
*ἀπάτης καὶ δόλου γινόμενον ἀποδοκιμάζοντας, μόνους δὲ
τοὺς ἐκ προδήλου καὶ κατὰ πρόσωπον κινδύνους ὑπο-*
10 *λαμβάνοντας αὐτοῖς καθήκειν. νῦν δὲ πάντα περὶ
τοὺς Καρχηδονίους δι' ἀπάτης καὶ δόλου κεχειρικέναι,* 5
*κατὰ βραχὺ τὸ μὲν προτείνοντας, τὸ δ' ἐπικρυπτομέ-
νους, ἕως οὗ παρείλαντο πάσας τὰς ἐλπίδας τοῦ βοη-*
11 *θεῖν αὐτοῖς τοὺς συμμάχους. τοῦτο δὲ μοναρχικῆς
πραγματοποιίας οἰκεῖον εἶναι μᾶλλον ἢ πολιτικῆς καὶ
Ῥωμαϊκῆς αἱρέσεως καὶ προσεοικὸς ἀσεβήματι καὶ παρα-* 10
σπονδήματι κατὰ τὸν ὀρθὸν λόγον. ἦσαν δέ τινες
12 *οἱ καὶ τούτοις ἀντιλέγοντες. εἰ μὲν γὰρ πρὶν ἢ δοῦ-
ναι τοὺς Καρχηδονίους τὴν ἐπιτροπὴν αὐτῶν οὕτως
ἐχείριζον τὰ πράγματα, κατὰ βραχὺ τὰ μὲν προτείνον-
τες, τὰ δὲ παραγυμνοῦντες, εἰκότως ἂν αὐτοὺς ἐνόχους* 15
13 *φαίνεσθαι τοῖς ἐγκαλουμένοις εἰ δὲ δόντων αὐτῶν
τῶν Καρχηδονίων τὴν ἐπιτροπὴν ὥστε βουλεύεσθαι
Ῥωμαίους ὅ,τι ποτὲ φαίνοιτο περὶ αὐτῶν, οὕτω (κατὰ)
τὴν ἐξουσίαν, ὥς ποτε δοκοῖ σφίσι, τὸ κριθὲν ἐπέταττον καὶ παρήγγελλον, οὐκ(έτι τὸ) γινόμενον ἀσεβήματι* 20
παραπλήσιον (εἶ)ν(αι) καὶ (μὴν) οὐδὲ παρασπονδήματι

---

2 *καὶ δόλου Hey*, |... *όλου* M secundum *Hey*, |ς *δόλου* legit *Bo*, *ἢ δόλου* legerat *Ma* 4 *αὑτοῖς* M, corr. *Be* |ῆν *δὲ* legerat *Ma*, *νῦν δὲ* M secundum *Hey*, ut coniecerat *Ge* 5 *κεχειρικέναι Ge*, *κεχειρη|μένα* legerat *Ma*, *κεχειρη|κέναι* M secundum *Hey* 7 *παρείλοντο Di*, sed v. *BW* I 76 9 *πραγματοκοπίας* vulgo post *Na* 363, sed v. *BW* praef. IV cap. IV 10 |*ἀθετήματι* M, corr. *Ge* 18. 19 *οὕτω .... τὴν* M, *οὕτω (κατὰ) τὴν Hey* 19 *ὥς Lu* pro *ὧι* *ποτε δοκεῖ* M, *ποτ' ἐδόκει Hu*, corr. *BW* auctore *Ge* 20 *καὶ παρήγγελλον* ab Heysio suppleta in cod. legit *Bo* *οὐκέτι τὸ Hey*, *οὐκ .....* M *γενόμενον* M, corr. *Hey* 21 *εἶναι καὶ μὴν Hey*, .. *ν* .. *ς* ... M

(μικ)ροῦ (δ)εῖν· ἔ(νιοι) δ' (ἔφ)ασαν οὐκ ἀδικήματι τὸ
παρά(παν)· τριῶν γὰρ (οὐσ)ῶν διαφορῶν, (εἰς) ἃς (τὸ 14
π)ᾶν ἔγκλημα φύσει καταντᾶν, εἰς οὐδεμίαν ἐμπίπτειν
τούτων τὸ γινόμενον ὑπὸ Ῥωμαίων· ἀσέβημα μὲν γὰρ 15
5 εἶναι τὸ περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τεθνεῶ-
τας ἁμαρτάνειν, παρασπόνδημα δὲ τὸ παρὰ τὰς ἐνόρ-
1329] κους καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον,
(ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ) τοὺς ἐθισμοὺς
ἐπιτελούμεν(ον)· ὧν οὐδὲν (κατὰ) τὸ παρὸν ἐνόχους εἶναι 16
10 Ῥωμαίους· οὐ γὰρ εἰς τοὺς θεοὺς οὐδ' εἰς τοὺς γονεῖς
οὐδ' εἰς τοὺς τεθνεῶτας ἐξαμαρτάνειν, οὐδὲ μὴν ὅρ-
κους οὐδὲ συνθήκας παραβαίνειν, τὸ δ' ἐναντίον αὐ-
τοὺς ἐγκαλεῖν τοῖς Καρχηδονίοις ὅτι παραβεβήκασι.
καὶ μὴν οὐδὲ νόμους οὐδ' ἐθισμοὺς οὐδὲ τὴν κατ' 17
15 ἰδίαν πίστιν ἀθετεῖν· λαβόντας γὰρ τὴν ἐπιτροπὴν
παρ' ἑκόντων ὃ βούλοιντο πράττειν, οὐ πειθαρχούντων

---

1 *μικροῦ δεῖν Hey*, ...ρου.ειν M *ἔνιοι δ' ἔφασαν BW*, *ἔνιοι δ' ἔτι ἔφασαν* (cum hiatu) *Hey*, *ἐ....δ..ασαν* M *ουκ αδι|κήματι* M 2 *παράπαν Hey*, *παρα...* M *γὰρ* ab Heysio suppletum in cod. legit *Bo* *οὐσῶν Hey*, ...*ων* M 2. 3 *εἰς ἃς τὸ πᾶν Hey*, ...*ασ*...*αν*| M 3 *καταντᾶν BW*, ..*ταντᾳι* M, *καταβαίνει* (cum hiatu) *Hey* 3. 4 *εἰς οὐδεμίαν ἐμπίπτειν τούτων Hey*, *εισ ουδεμιαν ἐμπίπτειν τουτων*| M 4 *γενόμενον* M, corr. *Hey* 5 *περὶ BW* pro *εἰς* 6 *τὰς ἐνόρκους Ge*, *τουσ ενορκουσ* M secundum *Bo*, *τοὺς ἐνοίκους* legit *Hey*, *τοὺς ὅρκους Hey* vulgo 7 *πραττόμενον*—8 *νόμους καὶ Hey*, *πρὸς* (.... *Bo*) |*τὸν* .... M secundum *Hey* 9 *ἐ|πιτελοῦμεν* ... M, corr. *Hey* *ουδενι* .. *ατο* M, *οὐδὲν* ... *τὸ* legerat *Hey*, *οὐδενὶ κατὰ τὸ* Spengelius apud *Hu* quaest. II 20 ante *Be*, *οὐδενὶ εἰς τὸ* (cum hiatu) *Hey*, corr. *BW* 10 *οὐ*—*ουδε* (vel *ουτε*)—11 *οὐδ'* M, corr. *Ge*, *οὔτε*—*οὔτ'*—*οὔτ' Hu* 14 *μὲν* legerat *Ma*, *μην* M, ut coniecerat *Ge* *οὔτε*—*οὔτ*—*οὔτε Hu* *οὐδ'*] *οὐδὲ* M secundum *Hey*, *οὐδ* legit *Bo* 15 *λαβόντες* M, corr. *Ge* 16 ὃ 'non certum, ἃ?' *Bo*

τοῖς παραγγελλομένοις, οὕτως αὐτοῖς προσάγειν τὴν ἀνάγκην.

10 (37, 2)] *Περὶ μὲν οὖν Ῥωμαίων καὶ Καρχηδονίων*
2 (37, 1b) *ταῦτ' ἐλέγετο· περὶ δὲ τοῦ Ψευδοφιλίππου τὸ μὲν πρῶτον οὐδ' ἀνεκτὸς ὁ λόγος ἐφαίνετο· πάρεστί* 5
τις ἐπὶ τὴν Μακεδονίαν ἀεροπετὴς Φίλιππος, κατα- [1145
φρονήσας οὐ μόνον Μακεδόνων ἀλλὰ καὶ Ῥωμαίων, οὐδεμίαν ἀφορμὴν εὔλογον ἔχων πρὸς τὴν ἐπιβολήν,
3 *ἅτε γινωσκομένου τοῦ κατ' ἀλήθειαν Φιλίππου διότι σχεδὸν ὀκτωκαίδεκα γεγονὼς ἐτῶν μετήλλαξε τὸν βίον* 10
ἐν Ἄλβᾳ τῆς Ἰταλίας δυσὶν ὕστερον ἔτεσιν αὐτοῦ τοῦ
4 *Περσέως. μετὰ δὲ μῆνας τρεῖς ἢ τέτταρας προσπεσούσης φήμης διότι νενίκηκε μάχῃ τοὺς Μακεδόνας πέραν τοῦ Στρυμόνος (κατὰ) τὴν Ὀδομαντικήν, τινὲς μὲν ἀπεδέχοντο τὸν λόγον, οἱ δὲ πλείους ἀκμὴν ἠπί-* 15
5 *στουν. μετ' οὐ πολὺ δὲ πάλιν ἅμα τοῦ λόγου προσπίπτοντος ὅτι νικᾷ μάχῃ τοὺς Μακεδόνας ἐπὶ τάδε τοῦ Στρυμόνος καὶ πάσης Μακεδονίας κρατεῖ, καὶ Θετταλῶν γράμματα καὶ πρεσβευτὰς πεμψάντων πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλούντων βοηθεῖν, ὡς καὶ περὶ* 20
1330] *αὐτοὺς ὑπάρχοντος κινδύνου, θαυμαστὸν ἐφάνη καὶ*
6 *παράδοξον τὸ γεγονός· οὐδεμία γὰρ οὔτε πιθανότης*

---

1 *προάγειν* legerat *Ma*, *προσάγειν* M secundum *Hey*, ut coniecerat *Ge* 6 '*αεροπτασ* fortasse magis quam *ἀεροπετὴσ*, *αερο* certum' *Bo*, *οὐρανοπετὴς* Cobetus *Mnemos.* 1862, 34 10 *ἔτη* Spengelius apud *Hu* l. c. ante Cobetum l. c. 11 *δυσὶν ἔτεσιν ὕστερον μετ'* legerat *Ma*, *δυσὶν ἔτεσιν ὕστερον* coni. *Ge*, *δυσὶν ὕστερον ἔτεσιν* M secundum *Hey* 12 *ἢ δ̄* M 14 *κατὰ* add. *Ge* *ὀδομαντικήν* legerat *Ma*, *ὀδομαντικήν* M secundum *Hey*, ut coniecerat *Ge* 20 *ἃς* legit *Hey*, *ὡς* corr. *Be* e codice comprobatum a *Bo* 21 *ὑπάρχον|τας κινδύνους* legit *Hey*, *ὑπάρχοντος κινδύνου* corr. *Lu*, e codice comprobat *Bo* *ἐφάνη καὶ* 'nunc evanuerunt' *Bo* 22 *τὸ* om. *Ma*, agnovit *Hey*, ut coniecerat *Ge*

οὔτ' εὐλογία προυφαίνετο περὶ τοῦ συμβεβηκότος. τοιαῦται μὲν οὖν περὶ τούτων ἦσαν διαθέσεις. — 7

Ὅτι προσπεσόντων εἰς τὴν Πελοπόννησον [11 (37,3) γραμμάτων τοῖς Ἀχαιοῖς παρὰ τοῦ Μανιλίου (37,2a) 5 διότι καλῶς ποιήσουσι Πολύβιον τὸν Μεγαλοπολίτην ἐκπέμψαντες μετὰ σπουδῆς εἰς Λιλύβαιον, ὡς χρείας οὔσης αὐτοῦ δημοσίων ἕνεκεν πραγμάτων, ἔδοξε τοῖς Ἀχαιοῖς ἐκπέμπειν ἀκολούθως τοῖς ὑπὸ τοῦ ὑπάτου γεγραμμένοις. ἡμεῖς δὲ νομίζοντες ἑαυτοῖς καθήκειν 2 10 κατὰ πολλοὺς τρόπους τὸ πειθαρχεῖν Ῥωμαίοις, πάντα τἄλλα πάρεργα (θέμενοι) θερείας ἀρχομένης ἐξεπλεύσαμεν. ἀφικόμενοι δ' εἰς Κέρκυραν καὶ καταλαβόντες 3 αὐτοῦ γράμματα παρὰ τῶν ὑπάτων προσπεπτωκότα τοῖς Κερκυραίοις, ἐν οἷς διεσάφουν ὅτι τοὺς μὲν ὁμή-15 ρους ἤδη παραδεδώκασιν αὐτοῖς οἱ Καρχηδόνιοι, πάντως ἕτοιμοι δ' εἰσὶν αὐτοῖς πειθαρχεῖν, νομίσαν- [4 1146 τες διαλελύσθαι τὸν πόλεμον καὶ μηκέτι χρείαν ἡμῶν εἶναι μηδεμίαν, αὖθις ἀπεπλεύσαμεν εἰς τὴν Πελοπόννησον. —

---

1 εὔλογον M secundum *Hey*, 'nunc evanuit' *Bo*, corr. Cobetus *Mnemos.* 1862, 35 *BW* 3–19 M 84,19–31 *Hey* 3 προσπεσόντων 'nunc evanuit' *Bo* 4 πραγμάτων legerat *Ma*, γραμμάτων M secundum *Hey*, ut coniecerat *Ge* 4 παρὰ—5 ποιή 'nunc evanuerunt' *Bo* 6 ἐκπέμψοντες M, ἐκπέμποντες *Lu*, corr. *Di* 7 δημοσίων legerunt *Ma* et *Bo*, δημοσίας M secundum *Hey* vulgo ἕνεκεν] εἴς τινα τῶν coni. *Hu*, sed v. Krebsium *D. Präpositionsadverb.* cet. II 23 8 τοῦ ὑπάτου] Polybius videtur scripsisse aut τοῦ τὴν ὕπατον ἀρχὴν ἔχοντος (v. *Hu* praef. II[2] 14) aut τῶν ὑπάτων 11 πάρεργα δὲ καὶ M secundum *Hey*, πάρεργα θέσθαι *Ma*, ... ε.... legit *Bo*, πάρεργα θέμενοι *Lu*, πάρεργα θεμένους coni. *Hey* Didotiana, v. 31,18,8 13 αὐτοῦ| M secundum *Hey Di*, αὖθις| *Ma* vulgo, αὐτο .| legit *Bo*, αὖτις coni. *Hu* 15. 16 πάντες· ἕτοιμοι δ' M secundum *Hey*, ... ως ετοιμοι δ' legit *Bo*, πάντας, ἕτοιμοι δ' *Be* auctore *Ge*, corr. *BW* auctore *Ge* 17 διαλελύσθαι *Hey* pro δὲ λελῦσθαι

12 (37, 4)] (37, 2b) *Οὐ χρὴ δὲ θαυμάζειν ἐὰν ποτὲ μὲν τῷ κυρίῳ σημαίνωμεν αὐτοὺς ὀνόματι, ποτὲ δὲ ταῖς κοιναῖς ἐμφάσεσιν, οἷον οὕτως "ἐμοῦ δὲ ταῦτ'*
2 *εἰπόντος" καὶ πάλιν "ἡμῶν δὲ συγκαταθεμένων." ἐπὶ πολὺ γὰρ ἐμπεπλεγμένων ἡμῶν εἰς τὰς μετὰ ταῦτα* 5
μελλούσας ἱστορεῖσθαι πράξεις, ἀναγκαῖόν ἐστι μεταλαμβάνειν τὰς περὶ αὐτῶν σημασίας, ἵνα μήτε τοὔνομα συνεχῶς προφερόμενοι προσκόπτωμεν ταυτολογοῦντες μήτε πάλιν "ἐμοῦ" καὶ "δι' ἐμέ" παρ' ἕκαστον λέγον-
1331] *τες λάθωμεν εἰς φορτικὴν διάθεσιν ἐμπίπτοντες,* 10
3 *ἀλλὰ συγχρώμενοι πᾶσι τούτοις καὶ μεταλαμβάνοντες ἀεὶ τὸ τῷ καιρῷ πρέπον ἐφ' ὅσον οἷόν τε διαφεύγωμεν*
4 *τὸ λίαν ἐπαχθὲς τῆς περὶ αὐτῶν λαλιᾶς, ἐπειδὴ φύσει μὲν ἀπρόσδεκτός ἐστιν ὁ τοιοῦτος λόγος, ἀναγκαῖος δ' ὑπάρχει πολλάκις, ὅταν μὴ δυνατὸν ἄλλως ἢ δηλῶσαι* 15
5 *τὸ προκείμενον. γέγονε δέ τι πρὸς τοῦτο τὸ μέρος ἡμῖν οἷον ἐκ ταὐτομάτου συνέργημα τὸ μηδένα μέχρι γε τῶν καθ' ἡμᾶς καιρῶν ταὐτὸν ἡμῖν ὄνομα κεκληρονομηκέναι κυρίως, ὅσον γε καὶ ἡμᾶς εἰδέναι.* —

13 (37, 5)] (37, 2c) *Ὅτι κατά τι σύμπτωμα τῶν μὲν τοῦ* 20 *Καλλικράτους εἰκόνων εἰσφερομένων κατὰ τὸ σκότος, τῶν δὲ τοῦ Λυκόρτα κατὰ τὴν (αὐτὴν) ἡμέραν ἐκφερομένων εἰς τὸ φῶς κατὰ τὴν ἐξ ἀρχῆς διά-*

1—19 M 84, 31—85, 14 *Hey* 5 *μὲν* legerat *Ma*, *γὰρ* M secundum *Hey*, ut coniecerat *Ge* 7. 13 *αὐτῶν Ma Hey*, *αὑτῶν* M secundum *Bo* 8 *προσκόπτομεν* legerat *Ma*, *προσκόπτωμεν* M secundum *Hey*, ut coniecerat *Ge* *περιαυτολογοῦντες* Cobetus *Mnemos.* 1876, 368 12 *διαφεύ|γομεν* M, corr. Didotiana auctore *Ge* 17 *οἷα* M, corr. *Ben* 307 *Di* 20—453, 6 M 85, 14—21 *Hey*; v. Hamakerum apud *Ge* 162—167 20. 21 *κατὰ τὸ σύμπτωμα τοῦ Καλλικράτους, τῶν εἰκόνων αὐτοῦ εἰσφ.* (cum hiatu) Hamaker l. c. 167 21 *ἐκφερομένων* coni. *Lu* 22 *αὐτὴν* add. *Di* 23 *εἰσφερομένων* coni. *Lu*

θεσιν, πάντας ἠνάγκαζε τὸ γινόμενον ἐπιφθέγγεσθαι 2
διότι δεῖ μηδέποτε τοῖς καιροῖς ὑπερηφάνως χρῆσθαι
κατὰ τῶν πέλας, εἰδότα διότι καὶ λίαν τοῦτ' ἔστιν
ἴδιον ἐπιτήδευμα τῆς τύχης, τὸ τοῖς αὐτῶν ἐπινοήμασι
5 καὶ νομοθετήμασιν ἐξ ὑποστροφῆς αὐτοὺς ὑποβάλλειν
τοὺς νομοθετήσαντας. —

Ὅτι αὐτὸ τὸ φύσει φιλόκαινον τῶν ἀνθρώπων 3
ἱκανόν ἐστι πρὸς πᾶσαν μεταβολήν.

III. RES BITHYNIAE.

10 Ὅτι Ῥωμαῖοι ἔπεμψαν πρεσβευτὰς τοὺς [14 (37, 6)
ἐπιληψομένους τῆς ὁρμῆς τῆς τοῦ Νικομήδους (37, 2d)
καὶ κωλύσοντας τὸν Ἄτταλον πολεμεῖν τῷ Προυσίᾳ,
καὶ κατεστάθησαν Μάρκος Λικίννιος, ἄνθρωπος [2 1147
ποδαγρικὸς καὶ τελείως ἀδύνατος τοῖς ποσί, καὶ μετὰ
15 τοῦτον Αὖλος Μαγκῖνος, ὃς κεραμίδος εἰς τὴν κεφαλὴν
1882] ἐμπεσούσης αὐτῷ τηλικαύτας καὶ τοσαύτας οὐλὰς
εἶχε διὰ τῆς κεφαλῆς ὥστε θαυμαστὸν εἶναι πῶς ἐσώθη,
καὶ Λεύκιος Μαλλέολος, ὃς πάντων ἐδόκει Ῥωμαίων
ἀναισθητότατος ὑπάρχειν. τῆς δὲ πράξεως προσδεο- 3
20 μένης τάχους καὶ τόλμης ἐδόκουν ἀφυέστατοι πρὸς

---

4 ἐπίτηδες legerat *Ma*, ἐπιτήδευ|μα M secundum *Hey*, ut coniecerat *Lu* αὐτῶν *Ma Hey*, αὐτῶν M secundum *Bo* 7. 8 M 85, 21 s. *Hey* 10—454, 8 M 85, 23—86, 4 *Hey*; v. Liv. epit. 50, Diod. 32, 20, Plut. Cat. mai. 9, App. Mithrid. 6, Zonar. 9, 28 (Cass. Dion. I 311 Boissevain) 13 λικίννιος M Diod. l. c. *BW*, Λικίνιος *Lu* vulgo, v. *BW* IV cap. IV 14 τελετῶς legerat *Ma*, τελέως M secundum *Hey*, corr. *Be* auctore *Ge* ποσὶν *Ma* 15 τούτων M, τοῦτον (cum hiatu) *Ma* vulgo, corr. *Ben* 307 *BW* μακίνιος M, corr. *Di* ad Diod. l. c. (vol. III p. 102) κεραμῖδος *Di* 18 μαλλιολέων M, corr. *BW* auctore *Lu*. v. Zonar. 8, 18 (p. 168, 2 Bonn.)

4 τὴν χρείαν εἶναι ταύτην οἱ καθεσταμένοι. διὸ καί φασι Μάρκον Πόρκιον τὸν Κάτωνα προσαγορευόμενον εἰπεῖν ἐν συγκλήτῳ διότι συμβήσεται μὴ μόνον ἀπολόμενον φθάσαι τὸν Προυσίαν, ἀλλὰ καὶ τὸν Νικο-
5 μήδην γηράσαντ' ἐν τῇ βασιλείᾳ· πῶς γὰρ οἷόν τε 5 καταταχῆσαι, πῶς δὲ καταταχήσασαν ἀνύσασθαί τι τὴν πρεσβείαν, μήτε πόδας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν. —

15 (37, 7)] (37, 2) Ὅτι Προυσίας ὁ βασιλεύς, εἰδεχθὴς ὢν κατὰ τὴν ἔμφασιν, καίπερ ἐκ συλλο- 10 γισμοῦ βελτίων ὑπάρχων, ἥμισυς ἀνὴρ (ἦν) κατὰ τὴν ἐπιφάνειαν καὶ πρὸς τὰς πολεμικὰς χρείας ἀγεννὴς
2 καὶ γυναικώδης. οὐ γὰρ μόνον δειλὸς ἦν, ἀλλὰ καὶ πρὸς τὰς κακοπαθείας ἀλλότριος καὶ συλλήβδην ἐκτεθηλυμμένος καὶ τῇ ψυχῇ καὶ τῷ σώματι παρ' ὅλον τὸν 15

---

1 καθιστάμενοι legerat *Ma*, καθεστά|μενοι M secundum *Hey*, καθεστα|με|νοι legit *Bo*, corr. *Hey* 3 post ἐν add. τῇ *Lu*; sed videtur σύγκλητος sine articulo senatum semel convocatum *(eine Senatssitzung)* significare, v. 31, 15, 7 μὴ *Ma*, οὐ (cum hiatu) *Hey*, μὴ legit *Bo*, v. 6, 31, 3; 53, 3. 8, 5, 11. 9, 17, 8 cet. ἀπολειπόμενον M, ἀποκλειόμενον Orellius ind. lect. acad. Turic. 1834, 9, corr. *Di* 5 γηράσαντα M, corr. *Ben* 307 *BW* 6 καταταχήσαντας M, corr. *Hu* ἀνύσας|θαι M secundum *Hey*, ἀνύσασθ legit *Bo* τὴν del. Cobetus *Mnemos.* 1876, 369 8 ἔχοντας| M secundum *Ma* et *Hey*, ἔχου| | legit *Bo*, corr. *Hu* 9—455, 12 P 297[u], *Va* 173, Suid.: *Προυσίας ὁ βασιλεὺς* cet. Pertinet hoc fragmentum ad mortem Prusiae, v. Liv. epit. 50, Diod. 32, 19. 21, App. Mithrid. 4 ss. 9 εἰδεχθεὶσ P 10 ἔφασι P ἐκ συλλογισμοῦ Suid. *Va*, |σκουλλογισμοῦ P, ἐκ συλλογισμοῦ οὐ (cum hiatu) Salmasius (v. *Sch* VIII 1, 143) **11—13 Suid. v. ἥμισυς:** ἥμισυς ἀνὴρ Προυσίας ὁ βασιλεὺς κατὰ τὴν — γυναικώδης 11 ἦν add. *BW*, v. p. 455, 16 12 ἀγεννὴς Suid. priore loco *Va*, ἀγεννὴς Suidae codices ABE*V altero loco, ceteri libri ἀγενὴς, ἀγενῆσ P **13. 14 Suid. v. ἀλλοπρόσαλλος:** οὐ γὰρ μόνον δειλὸς ἦν ὁ Προυσίας βασιλεὺς ἀλλα καὶ πρὸς τ. κακ. ἀλλοπρόσαλλος 14 ἀλλότριος] ἀλλοπρόσαλλος Suid. l c. συλλήβδην om. Suid. loco posteriore

βίον· ὅπερ ἥκιστα βούλονται περὶ τοὺς βασιλεῖς ὑπάρ- 3
χειν ἅπαντες μέν, μάλιστα δὲ τὸ τῶν Βιθυνῶν γένος.
πολλὴ δέ τις ἀσέλγεια καὶ περὶ τὰς σωματικὰς ἐπιθυ- 4
μίας αὐτῷ συνεξηκολούθει. παιδείας δὲ καὶ φιλοσοφίας 5
5 *καὶ τῶν ἐν τούτοις θεωρημάτων ἄπειρος εἰς τέλος ἦν*
καὶ συλλήβδην τοῦ καλοῦ τί ποτ' ἔστιν οὐδ' ἔννοιαν 6
εἶχε, Σαρδαναπάλλου δὲ βάρβαρον βίον ἔζη καὶ μεθ'
ἡμέραν καὶ νύκτωρ. τοιγαροῦν ἅμα τῷ δράξασθαι 7
βραχείας ἐλπίδος τὸ τῶν βασιλευομένων πλῆθος ἀμε-
1333] *τάκλητον ὁρμὴν ἔσχεν εἰς τὸ μὴ μόνον ἀλλότρια*
φρονεῖν τοῦ βασιλέως, ἀλλὰ καὶ τιμωρίαν βούλεσθαι
παρ' αὐτοῦ λαμβάνειν.

B. OLYMP. 157, 4.

I. BELLUM PUNICUM TERTIUM.

1336] Ὅτι Μαcανάccηc ὁ ἐν Λιβύῃ τῶν Νομά- [16 (37, 10
δων βαcιλεὺc *ἀνὴρ ἦν τῶν καθ' ἡμᾶς βασι-* (37, 3)
λέων ἄριστος καὶ μακαριώτατος, ὃς ἐβασίλευσεν ἔτη 2

2 post *μὲν* add. *γὰρ* Suidae codices ABVE Med. 6 *τί ποτ' Di*, *ὁτίποτέ* P (Suid.) 6. 7 *οὐδ' ἔννοιαν εἶχε* Suid. *Va*, *οὐδενὸσ αν εἶχε* P 7 *Σαρδαναπάλου* Suid. *Sch* *βάρβαρον*] *ἁβρὸν* (cum hiatu) *Na* 363, del. Cobetus *Mnemos.* 1876, 370 8 *τοιγαροῦν Rei* 769 *Sch Di*, *καὶ γὰρ οὖν* P Suid. vulgo *δράξασθαι* e Suidae cod. V recepit *BW*, om. P 9 *μεταβολῆς τούτου* add. ante *τὸ* Suidae cod. V post *ἐλπίδος* add. *Hu* *ἀντέχεσθαι* post *πλῆθος* add. *λαβέσθαι* (cum hiatu) Suid. vulgo, del. *Hu* 9—12 Suid. v. *ἀμετάκλητον*: *ἀμετάκλητον ὁρμὴν ἔσχε τὸ πλῆθος εἰς — λαμβάνειν* 10 *τὴν ὁρμὴν* Suidae cod. A v. *ἀμετάκλ.* 15 — 457, 9 P 297[u] s., *Va* 174
15 — 457, 5 *παμφόρους*: Suid. v. *Μασσανάσσης*; v. Liv. epit. 50, Val. Max. 8, 13, Ext. 1, Plin. nat. hist. 7, 14, 12 et 48, 49, Diod. 32, 16, App. Pun. 105 ss., Fahlandium l. c. 41 ss.
15 *μασαννάσης* P Suid., *μασσανάσης* titulus in P[m], *μασαννάσας* scripsisse videtur Polybius, v. *BW* I 74 16 *ἦν* om. Suid.

πλείω τῶν ἑξήκονθ', ὑγιεινότατος ὢν καὶ πολυ- [1148
3 χρονιώτατος· ἐνενήκοντα γὰρ ἐτῶν ἐγεγόνει. ἐγένετο δὲ
καὶ δυναμικώτατος τῶν καθ' αὑτὸν κατὰ τὴν σωματι-
κὴν ἕξιν, ὅς, ὅτε μὲν στῆναι δέοι, στὰς ἐν τοῖς αὐ-
τοῖς ἴχνεσι δι' ἡμέρας ἔμενε, καθεξόμενος (δὲ) πάλιν 5
4 οὐκ ἠγείρετο. καὶ τὴν ἐπὶ τῶν ἱππικῶν κακοπάθειαν
ἡμέραν καὶ νύκτα συνεχῶς διακαρτερῶν οὐδὲν ἔπασχεν.
5 σημεῖον δὲ τῆς σωματικῆς αὐτοῦ δυνάμεως· ἔχων ἐνε-
νήκοντ' ἔτη, καθ' ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν
ἀπέλειπε τεττάρων ἐτῶν, ὄνομα Σθέμβανον, ὃν μετὰ 10
ταῦτα Μικίψης υἱοποιήσατο, πρὸς δὲ τούτοις υἱοὺς
6 ἐννέα. διὰ δὲ τὴν πρὸς ἀλλήλους τούτων εὔνοιαν
διετήρησε τὸν ὅλον βίον πάσης ἐπιβουλῆς καὶ παντὸς
οἰκείου μιάσματος ἄμοιρον αὐτοῦ γενέσθαι τὴν βασι-
7 λείαν. τὸ δὲ μέγιστον καὶ θειότατον τούτου· τῆς γὰρ 15
Νομαδίας ἁπάσης ἀχρήστου τὸν πρὸ τοῦ χρόνον ὑπαρ-

---

1 ξ̄ P Suid., ἑξήκοντα *Be*, corr. *Ben* 306 *BW* 2 ϛ̄ P ἐγένετο P Suid. *Di*, ἐγίνετο *Va* vulgo 3 καθαυτὸν P, καθ' αὑτὸν *Va*, καθ' ἑαυτὸν Suid. 4 μὲν στῆναι *Sch*, v. Diod. l. c., μεταστῆναι P Suid., μὲν ἱστάναι *Va*, μὴ μεταστῆναι *Rei* 769 5 δὲ add. *Va*, del. *Rei* 769 6 ἱππικῶν P *B W* coll. Val. Max. l. c., ἵππων Suid. *Va* vulgo 7 συνεχῶς om. Suid. διακαρτερῶν om. P, ex ingenio addidisse Suidam ratus coni. ὑπομένων *Hu* 8 τῆς τοῦ σώματος Suid. post ἔχων add. γὰρ Bentenus l. c. 39 s., sed v. 6, 56, 4 ς̄ P Suid., ἐνενήκοντα *Sch*, ἐνενήκοντ' *Ben* 306 *B W*, nisi forte ἐνενήκοντα σχεδὸν e Diod. est restituendum 10 ἀπέλειπε P *Hu E.Z.* XXV 8 *B W*, ἀπέλιπε Suid. vulgo σθεμβανον (s. acc.) P, Σθεμβάν Suid., Στέμβανον *Va* vulgo, corr. *Hu*; alteram nominis formam praebent Val. Max. l. c. et Plin. l. c. 11 Μικίψης Suid. *Va*, μικήψησ P τούτοις P Suidae cod. A *B W*, τούτῳ (cum hiatu) *Va* vulgo; est πρὸς τούτοις Latinorum *praeterea*, v. ad 21, 17, 7
12 ἐννέα (Θ̄) *B W*, τέσσαρας Suid. *Va*, Δ̄ P, τέτταρας *Di*, παῖδας δέκα ἐν τῷ ἀπαλλάττεσθαι καταλιπών Diod. l. c., οὔποτε . . ἦσαν αὐτῷ μείους (scil. παῖδες) τῶν δέκα App. l. c., v. Fahlandium l. c. 14 αὑτοῦ Suid. *B W*, αὐτοῦ P vulgo 15 καὶ θειότ. τούτου et γὰρ om. Suid.

χούσης καὶ νομιζομένης ἀδυνάτου τῇ φύσει πρὸς ἡμέρους καρποὺς ὑπάρχειν, πρῶτος καὶ μόνος ὑπέδειξε 8
1387] διότι δύναται πάντας ἐκφέρειν τοὺς ἡμέρους καρποὺς οὐδ' ὁποίας ἧττον, ἑκάστῳ τῶν υἱῶν ἐν διαστάσει
5 μυριοπλέθρους ἀγροὺς κατασκευάσας παμφόρους. τῇ 9 μὲν οὖν ἐκείνου μεταστάσει ταῦτ' ἄν τις εὐλόγως ἐπιφθέγξαιτο καὶ δικαίως. ὁ δὲ Σκιπίων παραγενόμενος 10 εἰς τὴν Κίρταν ἡμέρᾳ τρίτῃ μετὰ τὸν τοῦ βασιλέως θάνατον διῴκησε καλῶς πάντα. —

10 Μασανάσσην δ' ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν 11 ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον· ὀλίγῳ δ' ἔμπροσθεν τῆς τελευτῆς 12 μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα καὶ
15 πρὸς τοὺς θαυμάζοντας εἰπεῖν ὅτι τοῦτο ποιεῖ * * *

II. BELLUM MACEDONICUM.

1388] Ἐγὼ δέ, φησὶν ὁ Πολύβιος ἐπιτιμῶν [17 (37,9) (37,4) τοῖς τὴν τύχην καὶ τὴν εἱμαρμένην ἐπιγράφουσιν ἐπί τε τὰς κοινὰς πράξεις καὶ τὰς κατ' ἰδίαν
20 περιπετείας, νῦν βούλομαι περὶ τούτου τοῦ μέρους

1 τῇ om. Suid. 2. 3 ὑπέδειξεν ὅτι δύναται ἐκφέρειν (cum hiatu) πάντας Suid. 4 υἱῶν *Di* e Diod. l. c., καρπῶν P Suid., παίδων Wesselingius ad Diod. II 523, 79 5 μυριοπληθεισ (s. acc.) P (Suid.), corr. Wesselingius l. c. 8 σκίρταν P, corr. *Va* **10—15 Plut. an seni resp. gerenda sit 15 p. 791ᶠ** (V 44 Bernard.) 10 Μασαννάσαν est Polybianum, v. *BW* I 74 12 αὐτοῦ vulgo post *Be* γεγεννημένον *Di* δὲ Wyttenbachius, corr. *Di* 13 μεγάλῃ om. *Di* 15 ***] Bernardakis add. διὰ τὴν ἕξιν (vel διὰ τὸ πονεῖν) ἀεί coll. Cic. Cat. mai. 10, 34 **17—462, 9 M 86, 5—88, 8** *Hey* 18 ἐγγράφουσιν M, corr. Cobetus *Mnemos.* 1862, 35 *Di* 20 post περιπετείας add. M e p. 458, 2 ἐπιδέχεται τρόπος, del. *Ma*; 'videntur iam a librario esse deleta' *Bo*

διαστείλασθαι καθ' ὅσον ὁ τῆς πραγματικῆς ἱστο-
2 ρίας ἐπιδέχεται τρόπος. ὧν μὲν νὴ Δί' ἀδύνατον ἢ
δυσχερὲς τὰς αἰτίας καταλαβεῖν ἄνθρωπον ὄντα, [1149
περὶ τούτων ἴσως ἄν τις ἀπορῶν ἐπὶ τὸν θεὸν τὴν ἀνα-
φορὰν ποιοῖτο καὶ τὴν τύχην, οἷον ὄμβρων καὶ νιφε- 5
τῶν ἐξαισίων ἐπιφορὰ συνεχής, ἢ τἀναντία πάλιν
αὐχμῶν καὶ πάγων καὶ διὰ ταῦτα φθορὰ καρπῶν,
ὁμοίως λοιμικαὶ διαθέσεις συνεχεῖς, ἄλλα παραπλήσια
3 τούτοις, ὧν οὐκ εὐμαρὲς τὴν αἰτίαν εὑρεῖν. διόπερ
εἰκότως περὶ τῶν τοιούτων ἀκολουθοῦντες ταῖς τῶν 10
πολλῶν δόξαις διὰ τὴν ἀπορίαν, ἱκετεύοντες καὶ θύον-
τες ἐξιλασκόμενοι τὸ θεῖον, πέμπομεν ἐρησόμενοι τοὺς
θεοὺς τί ποτ' ἂν ἢ λέγουσιν ἢ πράττουσιν ἡμῖν ἄμει-
4 νον εἴη καὶ γένοιτο παῦλα τῶν ἐνεστώτων κακῶν. ὧν
δὲ δυνατόν ἐστι τὴν αἰτίαν εὑρεῖν, ἐξ ἧς καὶ δι' ἣν 15
ἐγένετο τὸ συμβαῖνον, οὐχί μοι δοκεῖ τῶν τοιούτων
5 δεῖν ἐπὶ τὸ θεῖον ποιεῖσθαι τὴν ἀναφοράν. λέγω
δ' οἷον οὕτως. ἐπέσχεν ἐν τοῖς καθ' ἡμᾶς καιροῖς
1334] τὴν Ἑλλάδα πᾶσαν ἀπαιδία καὶ συλλήβδην ὀλιγαν-
θρωπία, δι' ἣν αἵ τε πόλεις ἐξηρημώθησαν καὶ ἀφο- 20
ρίαν εἶναι συνέβαινε, καίπερ οὔτε πολέμων συνεχῶν
6 ἐσχηκότων ἡμᾶς οὔτε λοιμικῶν περιστάσεων. εἴ τις
οὖν περὶ τούτου συνεβούλευσεν εἰς θεοὺς πέμπειν
ἐρησομένους τί ποτ' ἂν ἢ λέγοντες ἢ πράττοντες πλεί-

---

2 *νὴ Δί' Hu*, *ἡμῖν* M, del. *Ge* 5 *νιφετῶν* Campius l. c. 1603 ann. 1 *BW* (v. *BW* Fleckeis. annal. 1889, 682), *ὑετῶν* M vulgo 6 *ἐξαισίων* Boissonadius anecd. graec. II Paris. 1831, 424, Didotiana, *δεξιῶν* M, *καὶ χιόνων Hey* 11 *δόξαις, διὰ τὴν ἀπορίαν* vulgo ante *Di* 12 *εὑρησόμενοι* M, corr. *Ma* 13 *θεοὺς· ὅτι ταῦτα λέγουσιν|* M, corr. *Lu* e § 6 14. 15 *|κακῶν· τῶν δ' ἀδυνάτων ἐστὶ* M, corr. *Ge* 16 *ὅτι* M, *οὐ* vulgo post *Ge*, *οὐχί BW* coll. 2, 61, 8. 3, 57, 4; 64, 4. 9, 29, 2 17 *δὲ* M, corr. *Ben* 307 *BW* 22 *κατεσχηκότων* Cobetus *Mnemos.* 1862, 43

*ονες γινοίμεθα καὶ κάλλιον οἰκοίημεν τὰς πόλεις, ἆρ'
οὐ μάταιος ἂν ἐφαίνετο, τῆς αἰτίας προφανοῦς ὑπαρ-
χούσης καὶ τῆς διορθώσεως ἐν ἡμῖν κειμένης; τῶν* 7
γὰρ ἀνθρώπων εἰς ἀλαζονείαν καὶ φιλοχρημοσύνην,
5 *ἔτι δὲ ῥᾳθυμίαν ἐκτετραμμένων καὶ μὴ βουλομένων
μήτε γαμεῖν μήτ', ἐὰν γήμωσι, τὰ γινόμενα τέκνα
τρέφειν, ἀλλὰ μόλις ἓν τῶν πλείστων ἢ δύο χάριν
τοῦ πλουσίους τούτους καταλιπεῖν καὶ σπαταλῶντας
θρέψαι, ταχέως ἔλαθε τὸ κακὸν αὐξηθέν. ὅτε γὰρ ἑνὸς* 8
10 *ὄντος ἢ δυεῖν, τούτων τὸν μὲν πόλεμος, τὸν δὲ νόσος
ἐνστᾶσα παρείλετο, δῆλον ὡς ἀνάγκη καταλείπεσθαι
τὰς οἰκήσεις ἐρήμους, καὶ καθάπερ ἐπὶ τῶν μελιττῶν
τὰ σμήνη, τὸν αὐτὸν τρόπον κατὰ βραχὺ καὶ τὰς πό-
λεις ἀπορουμένας ἀδυνατεῖν. ὑπὲρ ὧν οὐδὲ χρεία* [9 **1150**
15 *παρὰ τῶν θεῶν πυνθάνεσθαι πῶς ἂν ἀπολυθείημεν
τῆς τοιαύτης βλάβης· ὁ γὰρ τυχὼν τῶν ἀνθρώπων* 10
*ἐρεῖ διότι μάλιστα μὲν αὐτοὶ δι' αὑτῶν, μεταθέμενοι
τὸν ζῆλον, εἰ δὲ μή, νόμους γράψαντες, ἵνα τρέφηται*

---

2 *μάταιος* M secundum *Hey*, *καθαρὸν* legerat *Ma*, pro quo stultitiae vocabulum requisivit *Ge* 3 *ἐφ'* Cobetus *Mnemos.* 1876, 372, sed v. 6, 15, 6 et Krebsium *D. Präpos.* cet. 89 n. 5 4 *ἀλαζονί|αν* M secundum *Hey*, *ἀλεξανεμίαν* legerat *Ma*, quod corr. Orellius ind. lect. acad. Turic. 1834, 9 *φιλοχρημοσύνην* Baiter apud Orellium l. c., ut est in M secundum *Hey*, *φιλο-τρημοσύνην* legerat *Ma* 5 *μὴ | βουλομένων* legit *Bo* ut *Ma*, *|βουλομένων* *Hey* vulgo 6 *μήτε ἂν* M, corr. *Di* *γεινό-μενα* M, *γιγνόμενα* *Be*, corr. *Hu* 7 *τῶν πλείστων*] scil. *ἀνθρώπων βουλομένων τρέφειν* *δύο* Didotiana, ut est in M secundum *Hey*, *δύω* legerat *Ma*, idem legit *Bo* 9 *ὅτε* *BW* Geelium secutus, *καὶ* legerunt *Ma* et *Hey*, *ὁ* *Bo* 10 *δυεῖν, εἴτ' ἐκεῖνον μόνον, εἴτε τούτων ἑκάτερον πόλεμος* cet. coni. *Hu* post *δυεῖν* add. *εἰ* *Hey* *τούτων* *Ma* pro *τοῦτον τὸν δὲ* *BW* auctore *Ge*, *ἢ|* M 11 *καταλίπεσθαι* M secundum *Ma* et *Bo*, *καταλείπεσθαι* legit *Hey* 17 *διότι* M secundum *Hey*, ut coniecerat *Ge*, *διά τί* legerat *Ma* *διαυτῶν* M secundum *Bo*, *δι' αὑτῶν* legerat *Ma*, *δι' αὐτῶν* *Hey*

τὰ γινόμενα. περὶ τούτων οὔτε μάντεων οὔτε τερα-
11 τειῶν χρεία. ὁ δ' αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ μέ-
12 ρος. *ἀλλ' ἐπ' ἐκείνων ἐφ' ὧν ἀλήπτους ἢ δυσλήπτους
εἶναι τὰς αἰτίας συμβαίνει, διαπορητέον· ὧν ἓν ἦν καὶ*
1835 13] *τὸ περὶ Μακεδόνας γεγενημένον. Μακεδόνες μὲν* 5
*γὰρ ὑπὸ Ῥωμαίων πολλῶν καὶ μεγάλων ἐτετεύχεισαν
φιλανθρωπιῶν, κοινῇ μὲν πάντες ἀπολυθέντες μοναρ-
χικῶν ἐπιταγμάτων καὶ φόρων καὶ μεταλαβόντες ἀπὸ
δουλείας ὁμολογουμένως ἐλευθερίαν, ἰδίᾳ δὲ πάλιν
κατὰ πόλεις ἐκλυθέντες ἐκ μεγάλων στάσεων καὶ φό-* 10
*νων ἐμφυλίων διὰ τῆς Ῥωμαίων ...... φιλοτιμίας·
.. ἅμα δυσμενείας| μὲν ἢ βλάβης τῆς ἐν τοῖς πρότερον
καιροῖς πρὸς Ῥωμ(αίους) ἔτι γεύ| ...... φιλ ....*

1 *γεινόμενα* M, *γιγνόμενα Be*, corr. *Hu* 3 *ἐπ ἐκείνοις* vel *ὑπὲρ ἐκείνων* coni. *Hu* *ἐφ'* del. *Hu* 4 *διαπορητέον B W*, *ὑπεραύνειν* M secundum *Hey*, *υπερ .. νειν* legit *Bo*, *διαπορεῖν εἰκός Hu* 6 *ἐτετεύχεσαν Di*, sed v. Eberhardum observ. Pol. 28 et *Hu E.Z.* XXXII 16 7 *μοναρχικῶν* M secundum *Bo*, ut coniecerat *Be*, *τῶν ἀρχικῶν* legerant *Ma* et *Hey* 8 *καὶ φόρων* M secundum *Hey*, *ϗ φ . ρ| . ν|* legit *Bo*, *ἐφόσον* legerat *Ma* 9 *ὁμολογουμένως* legerant *Ma* et *Hey*, *ὁμολογουμε* ... *Bo*, *ὁμολογουμένης Di* 10 *κατὰ πόλεις B W*, *καὶ τὰ πλεῖστα* M secundum *Hey*, *κ ...... ωσ* legit *Bo* *στάσεων Hey*, v. 6, 46, 9, *ς . ο . ων* legit *Bo* 11 *ἐμφυλίων Hey*, *ἐμ|......* M secundum *Hey*, *ἐμ|φυλι ..* legit *Bo* 11. 12 *Ῥωμαίων (περὶ νόμους φιλοτι)μίας· (ὥστ' ἀπὸ) δυσμενείας Hey*, *ρωμαιων ...... φιλοτιμ ...... δυσμενείασ|* legit *Bo* 12—461, 9 ... *ηβλαβησ τησ .... ρωμαι ....|*
λεωσ ὑπὸ δε του ψευδο|φι|λιππου πρωτον μεν ε *ν . ϗ πολλουσ μεν|*
α πλειστουσ επειδον αυτων εν πανυ | βραχεῖ χρονω . ... δευθεντασ ϗ στρεβλωθεντασ ς φονευθ|εν|τασ .. των εν τοισ . ρο .... καιροισ υπο των καταληθειαν βασιλε|ον ε ειται ηδη τουτο γε ι . απαντεσ .... ο|στ .. ν ει τασ ..... ειναι των εξ αρχησ βασιλεων ωσ| legit *Bo* 13 *ῥωμ .....* M, corr. *Hey*
13. 461, 1 *γεύ|(σασθαι) φιλ(ίας τε καὶ εὐνοίας* [cum hiatu] *περὶ τὰ τῆς) πόλεως· Hey*

.... πόλεως· ὑπὸ δὲ τοῦ Ψευδοφιλίπ-
που πρῶτον μὲν πρ......... ἐξετοι διήτ.......
πολλοὺς μὲν | ἀν...... φρ.............. πλείστους
ἐπεῖδον αὐτῶν ἐν πάνυ | βραχεῖ χρόνῳ φυγαδευθέν-
5 τας καὶ στρεβλωθέντας καὶ φονευθέν|τας ἢ τῶν ἐν
τοῖς πρότερον καιροῖς ὑπὸ τῶν κατ' ἀλήθειαν βασι |
.... ἤδη τοῦτο γε εχ.. ῶς απαν-
τεσι ἐπὶ το | .... εἰ............... αι τῶν
ἐξ ἀρχῆς βασιλέων, ὡς | ....
10 .... ὑβρίζ..... καὶ | ....
.... πλείστοις | εμος τῶν βρ..
.... | καὶ..
.... |
Ῥωμαίων στρατοπεδεύματος ἐξ αὐτῆς μεταμέλοι· ἐν
15 ἀδικ....... | τῶν πρὸ τοῦ Ψευδοφιλίππου μὲν εἰς
αὐτοὺς παρανομημάτων· | οἱ δὲ τὸ 14
.... πολλῶν τε μετὰ | μὲν τοῦ Δημη-

---

1 τῷ Ψευδοφιλίππῳ *Hey* 2. 3 πρ(έσβεις καὶ ἐφ)ἐτ(αι διήτησαν, καὶ) πολλοὺς *Hey* 3 μὲν | ἀν(έλαβον) φρ(ουροὺς, ἀλλὰ τοὺς) πλείστους *Hey* πλείστους] πλείους Herwerdenus *Mnemos*. 1874, 79 4 πάνυ | ...... χρ ... M secundum *Hey*, v. supra, corr. *Hey*, e cod. confirmavit *Bo*, v. 1, 59, 12. 2, 4, 4. 4, 55, 4; 87, 11. 5, 34, 10 4. 5 φυγ...... τας καὶ στρ..... έν-τας M secundum *Hey*, corr. *Hey*, e cod. confirmavit *Bo*, v. supra 5 ἢ del. Herwerdenus l. c. 6. 7 βασι|(λέων καθ-εσταμένων· ὥστε) ἤδη [cum hiatu] *Hey* 7. 8 γέ(λωτί πως) ἀπαντῆσαι ἐπὶ [cum hiatu] *Hey* 8 εἰ̓ (τις μνήμην ποιεῖτ)αι τῶν *Hey* 9 | — μετὰ 17

μενονωσ·

λεμον ον
... αρον τῶν αν
ρωμαιων στρατοπεδεια εξ αυτησ μετα .. μεν
ται παρα του ψευδοφιλιππου των εισ αυτουσ παρανομηματων
οι εν ....

legit *Bo* 10 ὑβρίζεσθαι *Hey* 15 πρὸ M secundum *Hey*, παρα legerunt *Ma* ut *Bo*, v. supra 17 |μὲν M, Φιλίππου coni. *Hu* pag. 1402

*τρίου καὶ πάλιν μετὰ Περσέως μαχόμενοι πρὸς Ῥω-
μαίους ἡττήθησαν, ἀνδρὶ (δὲ) στυγνῷ συναγωνιζόμενοι
καὶ περὶ τῆς τούτου βασιλείας ἀνδραγαθήσαντες ἐνί-*
15 *κησαν Ῥωμαίους. ἐξ ὧν τίς οὐκ ἂν ἐπαπορήσειεν ἐπὶ
τῷ συμβάντι; τὴν γὰρ αἰτίαν εὑρεῖν τούτων δυσχερές.* 5
1836 16] *διόπερ ἄν τις ἐπὶ τῶν τοιούτων διαθέσεων
δαιμονοβλάβειαν εἴπειε τὸ γεγονὸς καὶ μῆνιν ἐκ θεῶν
ἅπασι Μακεδόσιν ἀπηντῆσθαι. δῆλον δ' ἔστιν ἐκ τῶν
λέγεσθαι μελλόντων.*

---

2 *δὲ* add. *Lu* 3 *ἀνδραγαθήσαντες Ma*, *ἀνδραγαθίσαντεσ* legit *Bo* 7 *εἴποιε* M, *εἴποι* vulgo, corr. *Hu* 8 *δ' ἔσται* M secundum *Hey*, *δὲ καὶ* legerat *Ma*, *δ' ἐστὶν Hu*, *δ' ἔστιν BW* 9 post *μελλόντων* add. epitomator ad alterum titulum legentes delegans *Ζήτει* ЄΝ Π(Є) "HTTHC (omisso *τῷ*, quod post Heysium solet addi).

FRAGMENTA LIBRI XXXVII.

OLYMP. 158, 1.

BELLUM MACEDONICUM.

1333] *Μούσειον*, τόπος περὶ τὸν Ὄλυμπον [1 (8) **1145**
τὸν ἐν Μακεδονίᾳ· Πολύβιος τριακοστῷ ἑβδόμῳ.

2. 3 Steph. Byz. v. *Μούσειον*; librum XXXVII. temporibus Constantini Porphyrogeniti non iam superfuisse perspexit *Ni Rhein. Mus.* 1871, 277. Praeterea v. ad 38, 7, 1

FRAGMENTA LIBRI XXXVIII.

OLYMP. 158, 2.

I. EX PROOEMIO.

1840 1 (3)] (1*) Ὅτι ἡ λη′ βίβλος περιέχει τὴν συν- [1150
2 τέλειαν τῆς τῶν Ἑλλήνων ἀτυχίας. *καίπερ γὰρ τῆς Ἑλλάδος καὶ καθόλου καὶ κατὰ μέρος πλεονάκις ἐπταικυίας, ὅμως οὐδ' ὁποίοις ἄν τις τῶν πρό-* 5 *τερον ἐλαττωμάτων οἰκειότερον ἐφαρμόσαι τὸ τῆς*
1841] *ἀτυχίας ὄνομα καὶ τὴν ἔννοιαν ταύτην ὡς τοῖς*
3 *καθ' ἡμᾶς γεγονόσιν. οὐ γὰρ μόνον ἀφ' ὧν ἔπαθον ἐλεήσαι τις ἂν τοὺς Ἕλληνας, ἔτι δὲ μᾶλλον ἐφ' οἷς ἔπραξαν ἠτυχηκέναι νομίσειε, πυθόμενος περὶ ἑκά-* [1151

2—471, 22 M 88, 8—91, 25 *Hey*; v. Diod. 32, 26, *Ni Rhein. Mus.* 1871, 276, *Stei* 53 s. 2 *βύβλος Hu* 3 *Καὶ περὶ* legerat *Ma*, *καίπερ* M secundum *Hey*, ut correxerat *Ge* 5 *οὐδ' ὁποίοις* M secundum *Hey*, *οὐδὲ ποῖος* legerat *Ma*, *οὐδ' ὁποίῳ Ge* *προτέρων* M, corr. *Hu Philol.* 1859, 316 s. *Di* 6 *ἐφαρμόσοι* M secundum *Hey*, *ἐφάρμοστον* legerat *Ma*, *ἐφαρμόζοι Ge*, *ἐφαρμόσειε* Spengelius act. societ. Graec. I 33, corr. *Di* 8 *κατ* ... legerat *Ma*, *καθ' ἡμᾶς* M secundum *Hey*, ut coniecerat *Ge* *οὐ γὰρ μόνον ἀφ' ὧν* M secundum *Hey*, *οὐ μὴν ἀλλὰ* ... legerat *Ma*, *οὐ μὴν ἀλλὰ δι' ὧν Ge* *ἀφ' ὧν* adhibetur hiatus evitandi causa pro *ἀφ' οὗ quo ex tempore* 9 *ἐλεήσαι* M secundum *Hey*, *ἐλεήσῃ* legerat *Ma*, *ἐλεῆσαι* legit *Bo*, *ἐλεήσειε Ge* *ἔτι* M secundum *Hey*, ut correxerat *Ge*, *εἰ* legerat *Ma* 10 *πυθόμενος περὶ ἑκάστων* M secundum *Hey*, ut correxerat *Ge*, *πειθόμενος περὶ ἑκάστας* legerat *Ma*

στων τὰς ἀληθείας. δοκοῦντος γοῦν μεγίστου πάθους 4
γεγονέναι τοῦ περὶ τοὺς Καρχηδονίους οὐκ ἔλαττον
ἄν τις ἡγήσαιτο, κατὰ δέ τι μεῖζον τὸ περὶ τὴν Ἑλ-
λάδα τότε συμβάν. οἱ μὲν γὰρ τόπον ἔσχατον ἀπο- 5
5 λογίας γε πρὸς τοὺς ἐπιγινομένους περὶ σφῶν ἀπέ-
λειπον, οὗτοι δ' οὐδ' ἀφορμὴν εὔλογον ἔδοσαν τοῖς
βουλομένοις σφίσι βοηθεῖν ὑπὲρ τῶν ἡμαρτημένων.
καὶ Καρχηδόνιοι μὲν ἅμα ταῖς περιπετείαις ἄρδην 6
ἀφανισθέντες ἀνεπαίσθητοι τῶν σφετέρων εἰς τὸ μέλ-
10 λον ἐγένοντο συμπτωμάτων, οἱ δ' Ἕλληνες ἐφορῶντες
τὰς αὑτῶν ἀτυχίας παισὶ παίδων παραδόσιμον ἐποίησαν
τὴν ἀκληρίαν. ὥστε καθ' ὅσον τοὺς ζῶντας μετὰ τι- 7
μωρίας ἐλεεινοτέρους νομίζομεν τῶν ἐν αὐτοῖς τοῖς
δεινοῖς ἐκλειπόντων τὸν βίον, κατὰ τοσοῦτο καὶ τὰς
15 τότε περιπετείας τῶν Ἑλλήνων ἐλεεινοτέρας νομιστέον
τῶν συμβάντων Καρχηδονίοις, ἐὰν μή τις ἀφρον- 8
τιστῶν τοῦ καθήκοντος καὶ τοῦ καλοῦ, πρὸς αὐτὸ δὲ
τὸ συμφέρον ἀποβλέπων ποιῆται τὴν ἀπόφασιν. ὅτι 9

---

1 μεγίστου M secundum *Hey*, ut correxerat *Ge*, μέχρι τοῦ legerat *Ma* 2 τοῦ M secundum *Hey*, ut correxerat *Ge*, τὸ legerat *Ma* 3 θήσαιτο M, corr. Spengelius l. c. *Be* 4 τὸ πᾶν ἔσχατον ἀπολογίαν M, corr. *Ge* 5 γε Spengelius l. c. *Be*, τε legerunt *Ma* et *Hey*, τι *Bo* ἀπέλειπον M *Lu Hu E.Z.* XXV 8, ἀπέλιπον *Ge* vulgo 6 οὐ το δ' οὐδ' ἀφορμὴν οὐ|δὲ λόγον M, corr. *Ge* 10 δὲ M secundum *Ma* et *Hey*, δ' legit *Bo* 11 τὰς M secundum *Hey*, ut addiderat *Ge*, om. *Ma* 12 ὥστε correxerat *Ge* e codice comprobatum a *Bo*, καὶ M secundum *Hey*, ὡς legerat *Ma* · 13 αὐτοῖς τοῖς M secundum *Hey*, ut correxerat *Lu*, τούτοις legerat *Ma* 14 ἐκλιπόντων Cobetus *Mnemos.* 1862, 43 *Di*, sed v. *Hu E.Z.* XXV 11 τοσοῦτο M secundum *Hey*, ut correxerat *Ge*, τοσούτου legerat *Ma*, unde τοσοῦτον coni. *B W* 16 ἀφροντίστως legerunt *Ma* et *Bo*, ἀφροντιστῶν coni. Spengelius l. c. *B W*, ἀφρόντιστος vulgo post *Hey* 18 ποι εῖται M secundum *Hey*, ποιεῖ legerat *Ma*, ποιῇ *Ge*, corr. *Be*

δ' ἔστι τὸ νῦν εἰρημένον ὑφ' ἡμῶν ἀληθές, εἴποι τις ἂν ὑπομνησθεὶς καὶ παρα(θεὶς) τὰς δοκούσας μεγίστας συμφορὰς γεγονέναι κατὰ τὴν Ἑλλάδα πρὸς τὰ νῦν ὑφ' ἡμῶν λεγόμενα.

2 (4)] (1b) Μέγιστον ἡ τύχη δοκεῖ φόβον ἐπιστῆσαι τοῖς 5 Ἕλλησι κατὰ τὴν Ξέρξου διάβασιν εἰς τὴν Εὐρώπην·
2 τότε γὰρ ἐκινδύνευσαν μὲν πάντες, ἔπταισαν δὲ τε-
3 λέως ὀλίγιστοι, μάλιστα δὲ τούτων Ἀθηναῖοι· προϊδόμενοι γὰρ ἐμφρόνως τὸ μέλλον ἐξέλιπον τὴν πατρίδα
4 μετὰ τέκνων καὶ γυναικῶν. βλάβην μὲν οὖν ὁ και- 10 ρὸς αὐτοῖς ἐπήνεγκε· κύριοι γὰρ γενηθέντες οἱ βάρ-
1342] βαροι πικρῶς διέφθειραν τὰς Ἀθήνας· οὐ μὴν ὄνειδος οὐδ' αἰσχύνην, τὸ δ' ἐναντίον εὔκλειαν παρὰ πᾶσι τοῖς ἀνθρώποις τὴν μεγίστην ἀπηνέγκαντο (δι)ότι πάντ' ἐν ἐλάττονι θέμενοι τῆς αὐτῆς τύχης εἵλαντο 15
5 κοινωνεῖν τοῖς ἄλλοις Ἕλλησι. τοιγαροῦν καλῇ χρησάμενοι προαιρέσει, παρὰ πόδας οὐ μόνον ἀνεκτήσαντο τὴν πατρίδα καὶ τὴν ἑαυτῶν χώραν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἡγεμονίας μετ' ὀλίγον [1152
6 ἠμφισβήτουν πρὸς Λακεδαιμονίους. μετὰ δὲ ταῦτα 20 πάλιν ὑπὸ Σπαρτιατῶν καταπολεμηθέντες εἰς τοῦτ' ἀνάγκης ἦλθον ὥστε καθελεῖν τὰ τείχη τῆς αὐτῶν

---

1 δέ ἐστι M secundum *Hey*, δ' ἐστὶ legerat *Ma*, δ' εστι *Bo*, corr. *BW* 2 παραθεὶς *Ge* pro παρὰ 4 ἐφ' ἡμῶν γενόμενα Cobetus *Mnemos.* 1876, 372, sed v. C. Wundererum coni. Polyb. Diss. inaug. Erlang. 1885, 20 7 ἐκινδυνευσα .|μεν (s. acc.) M secundum *Hey*, ἐκινδυνεύσαμεν legerat *Ma*, corr. *Ge* 8 ὀλίγοι Cobetus *Mnemos.* 1862, 36, sed τελέως coniungas cum ἔπταισαν προειδόμενοι M, corr. *Be* 9 ἐξέλειπον M, corr. *Ge*, v. *Hu* *E.Z.* XXV 19 14 ἀπένηγκαν legerat *Ma*, ἀπήνεγκαν M secundum *Hey*, ut correxerat *Ge*, ἀπηνέγκαντο legit *Bo*, ut coni. Cobetus l. c. *Di*, ἀπένειμεν coni. *Hu* (δι)ότι *BW* pro ὅτι 15 πάντα| M, corr. *Ben* 308 *BW* εἵλοντο *Ge*, v. *BW* I 76 17 post πόδας interpungit M, corr. *Ge*

πατρίδος. ἀλλὰ καὶ τοῦτο Λακεδαιμονίων, οὐκ Ἀθη- 7
ναίων ἄν τις εἶναι φήσειε τοὔγκλημα, διότι βαρύτερον
ἐχρήσαντο τῇ δοθείσῃ σφίσι παρὰ τῆς τύχης ἐξουσίᾳ.
Σπαρτιᾶται (δ') ἡττηθέντες ὑπὸ Θηβαίων πάλιν 8
5 ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν καὶ μετὰ ταῦτα
τῆς τῶν ἐκτὸς ἀρχῆς ἀποστάντες συνεκλείσθησαν εἰς τοὺς
τῆς Λακωνικῆς ὅρους. καὶ τί δὴ τοῦτ' αἰσχρόν, εἰ 9
περὶ τῶν καλλίστων ἀμφισβητοῦντες ἐπὶ τοσοῦτον
ἔπταισαν ὥστε πάλιν ἐπὶ τὴν πάτριον ἀναχωρῆσαι
10 δυναστείαν; διὸ τὰ γεγονότα ταῦτα συμπτώματα μὲν 10
εἶναι φατέον, ἀτυχήματα δ' οὐδαμῶς ῥητέον. Μαντι- 11
νεῖς ἠναγκάσθησαν ἐκλιπεῖν τὴν πατρίδα διοικισθέντες
ὑπὸ Λακεδαιμονίων καὶ διασπασθέντες οἰκῆσαι κατὰ
κώμας· ἀλλὰ πάντες ἐπὶ τούτοις οὐ τὴν τῶν Μαντι- 12
15 νέων ἀβουλίαν, ἀλλὰ τὴν Λακεδαιμονίων ὠνείδιζον.
Θηβαῖοι μετά τινα χρόνον ἄρδην ἐπεῖδον τὴν αὑτῶν 13
πατρίδα γενομένην ἀνάστατον, ὅτε προθέμενος Ἀλέξαν-
δρος εἰς τὴν Ἀσίαν διαβαίνειν ὑπέλαβε διὰ τῆς εἰς
Θηβαίους τιμωρίας τῷ φόβῳ φρουρήσειν τοὺς Ἕλλη-
20 νας κατὰ τοὺς ἰδίους περισπασμούς· ἀλλὰ τότε πάντες 14
1343] ἠλέουν μὲν τοὺς Θηβαίους ὡς ἄδικα καὶ δεινὰ

2 φήσει M, corr. *Hey* 4 δ' add. *BW* ὑπὸ .... M secundum *Hey*, ὑπὸ τῶν Θηβαίων *Hey* vulgo, ὑπὸ θηβαίων legit *Bo* 6. 7 τοὺς ....κῆς M secundum *Hey*, τοὺς τῆσ λακωνικῆς (sed τῆς λακω fere evanida) *Bo*, ut corr. *Hey* 7 ὅτι M secundum *Ma* et *Hey*, τί Cobetus *Mnemos.* 1862, 36, ϛ τί legit *Bo* 8 καλλίστων *Hu* e codice comprobatum a *Bo*, καὶ ἐκτὸς M secundum *Hey*, ἐκτὸς (deleto καὶ) Cobetus l. c. *Di* 12 διοικισθέντες *Hey*, διατεθέντες M secundum *Hey*, ...ασθέντεσ ('fieri potest, ut fuerit αναστάντεσ') legit *Bo* 16 μὲν τὰ ἐσχατια (s. acc.) ἄρδην ἐπεῖδον legit *Hey*, μετα τινα χρονον αρδην επειδον *Bo*, μὲν τὰ ἔσχατα ἄρδην (cum hiatu) ἐπεῖδον *Hey*, μὲν τὰ ἔσχατα ἐπεῖδον (cum hiatu) ἄρδην *Di*, μετὰ τῆς στρατιᾶς ἄρδην ἐπεῖδον *Hu* 18 ὑπέλαβε M secundum *Hey*, ..ε.... legit *Bo*

πεπονθότας, διεδικαίου δὲ τὴν πρᾶξιν ταύτην οὐδεὶς
3 (5)] Ἀλεξάνδρου. τοιγαροῦν βραχεῖ χρόνῳ τυχόντες
(1°) ἐπικουρίας τινὸς αὖθις ᾤκουν τὴν πατρίδα μετ'
2 ἀσφαλείας. ὁ γὰρ παρὰ τῶν ἐκτὸς ἔλεος οὐ μικρὸν
ἐπίχειρόν ἐστι τοῖς ἀδίκως ἀκληροῦσιν, εἴ γε πολλάκις 5
ἰδεῖν ἔστιν ἅμα ταῖς τῶν πολλῶν ὁρμαῖς καὶ τὴν
τύχην μεταβαλλομένην καὶ τοὺς κρατοῦντας αὐτοὺς
μεταμελομένους καὶ διορθουμένους τὰς τῶν παραλό-
3 γως ἠτυχηκότων περιπετείας. πάλιν ἐπείθοντο κατά
τινας καιροὺς Χαλκιδεῖς καὶ Κορίνθιοι καί τινες ἕτε- 10
ραι πόλεις διὰ τὴν τῶν τόπων εὐφυΐαν τοῖς ἐν Μακε-
4 δονίᾳ βασιλεῦσι καὶ φρουρὰς εἶχον· ἀλλὰ τοὺς μὲν
δουλεύοντας πάντες ἐσπούδαζον κατὰ δύναμιν ἐλευ-
θεροῦν, τοὺς δὲ καταδουλωσαμένους ἐμίσουν καὶ πο-
5 λεμίους ἡγοῦντο διὰ τέλους. καθόλου δὲ κατὰ πόλεις 15
ἔπταιον καὶ κατὰ πόλιν ἐσφάλλοντο τὸν πρὸ τοῦ χρό-
νον ὡς ἐπίπαν, οἱ μὲν ὑπὲρ ἡγεμονίας καὶ πραγμάτων
ἀμφισβητοῦντες, οἱ δ' ὑπὸ μονάρχων καὶ βασιλέων
6 παρασπονδούμενοι· διὸ καὶ σπανίους ἂν εὕροις (οἷς)
ὄνειδος ἠκολούθει τῶν ἀκληρούντων ἢ καὶ τὸ τῆς 20

---

1 διεδικαίου M secundum *Hey*, ... δικαιου legit *Bo* 2 ante βραχεῖ add. ἐν Hertleinius Fleckeis. annal. 1877, 36, sed v. Krebsium *D. Präpos.* cet. 76 ann. 1 5 ἐπίχειρον *BW*, ἤπιον M, δῶρον *Hey* vulgo εἴ γε *Hey* pro εἰ καὶ 8 inter διορθ. et τὰς interest spatium unius litterae in M secundum *Hey*, negat *Bo*, διὰ add. *Ma*, del. *Hey* 9 ἐπέθεντο M, corr. *BW* 13 πάντας M, corr. Spengelius apud *Hu* quaest. II 21 ante *Be* 14 ἐμ(ίσουν) *Hey*, ἐμ..... M secundum *Hey*, ἐμίσουν 'satis clare' *Bo* 15 δὴ M secundum *Hey* vulgo, δὲ legerunt *Ma* et *Bo* 18 δὲ M, corr. *Ben* 308 *BW* ὑπὲρ legerat *Ma*, ὑπὸ M secundum *Hey*, ut coniecerat Spengelius apud *Hu* quaest. II 21 19 σπανίους ἂν εὕροις οἷς *BW*, σπάνιον ἦν οἷς M secundum *Hey Di*, παν αν αυτοισ legit *Bo*, σπάνιοι ἦσαν (cum hiatu) οἷς *Hey*, πᾶσιν οὐχ οἷον *Hu* 20 ἀκληρούντων

ἀτυχίας ὄνομα διέμενεν· ἀκληρεῖν μὲν γὰρ ἅπαντας 7
ἡγητέον καὶ κοινῇ καὶ κατ' ἰδίαν τοὺς παραλόγοις
συμφοραῖς περιπίπτοντας, ἀτυχεῖν δὲ μόνους τούτους
οἷς διὰ τὴν ἰδίαν ἀβουλίαν ὄνειδος αἱ πράξεις ἐπι-
5 φέρουσι. κατὰ (δὲ) τοὺς ὑποκειμένους καιροὺς ἠτύ- 8
χησαν ἅμα Πελοποννήσιοι, Βοιωτοί, Φωκεῖς, ... εῖς,
Λοκροί, τινὲς τῶν τὸν Ἰόνιον κατοικούντων κόλπον,
μετὰ δὲ τούτους ἔτι Μακεδόνες· .... μὴ μόνον κατὰ 9
τὸ πλῆθος | .... τῶν πρότε-
10 ρον, ἀλλὰ καὶ κατὰ .... ἐπίπαν οὐκ ἠκλή-
1344] ρησαν, ἀλλ' ἠτύχησαν ἀτυχίαν αἰσχρὰν ὡς ἔνι [1153
μάλιστα καὶ ἐπονείδιστον· ἅμα μὲν γὰρ ἀπιστίαν, ἅμα 10
δ' ἀνανδρίαν ἔδειξαν, καὶ πράξεις αὐτοῖς ἐπήνεγκαν

ἢ M secundum *Hey* vulgo, *ἀκληρουν...η* legit *Bo*, *ἀκληριῶν* (vel *ἀκληρημάτων*) *ἀλλὰ Hu* 20. 469, 1 *καὶ τὸ τῆς τύχης* M secundum *Hey* vulgo, ...*τ*... legit *Bo*, corr. Campius l. c. 1610 ann. 2 ante *Hu*

1 *διέμενεν BW*, *διέφυγον* M secundum *Hey*, *Hu E.Z.* XXVII 3, *δ.......ν* legit *Bo*, *διέφευγον* ed. *Hu*, *δ(υσώνυμ)ον Hey*, *διδόναι* (immo *τιθέναι*) *πρέπον ἦν* Campius l. c. 5 *δὲ* add. *Hey* 6 (*Δωρι*)*εῖς* verius quam (*Εὐβο*)*εῖς*: *Hey*, *ευβοεισ* verisimilius quam *δωριεῖς*: *Bo* 7 *λοκροὶ* paene vidit *Hey*, ...*οι Bo* *ιονικον* M secundum *Hey*, *ἰόνιον Bo* 8 ....] *ὥστε* vel *οἵγε* M, 'evanuit' *Bo*, *οἵγε* Campius l. c. 1610 ann. 3, *ὥστε* coni. *Hu* 9 |*ὑπερεχρηματησαν μεγαλείως ἔν τισι τῶν πρότερον* M secundum *Hey*, |*ὑπερεχ.....την αγν...εαν η...τῶν πρότερον* legit *Bo*, *οὐχ ὑπερεῖχον μεγάλαις ἀποτίσεσι τῶν προτέρων* (immo *πρότερον*) Campius l. c., *ὑπερέχειν ταύτας τὰς ἀπωλείας ἁπασῶν τῶν πρότερον* coni. *Hu* 10 *κα|τὰ τοῦ ἑνὸς* (cum hiatu) *ἀκηριον* *ἐπίπαν* M secundum *Hey*, *κα|τὰ τὸ γενοσ αναρετ...σ.* legit *Bo*, *κατὰ τὸν ἕνα ἀκληρίαν* (cum hiatu) *ἐπίπαν Hey*, *κατὰ* (*τὸ μέγεθος τῆς συμφορᾶς· ἐπειδὴ κατὰ τὸν ἐνεστῶτα καιρὸν*) *ἐπίπαν* coni. *Hu* 11. 12 *ἔνι μάλιστα Hu*, *ὀνομαστὸν* M secundum *Hey*, *ς...μο...* legit *Bo* 13 *ἀνανδρίαν Hey*, *ἀνδρίαν* M secundum *Hey*, *ανανδριαν* legit *Bo* post *καὶ* add. *αἱ Hey*, sed v. *BW* Fleckeis. annal. 1889, 679 *αὐτοῖς Hu*

11 διὰ τὴν ἀτ .... ἅμα. τοιγαροῦν στερηθέντες πάντων τῶν καλῶν οἱ μὲν ὑπὸ στέ ...., ἔνιοι δὲ καὶ δ .... ντες εἰς τὰς πόλεις τότε παρ-
12 εδέξαντο ῥάβδους καὶ πελέκεις ἐθελο ......· ἐν μεγάλῳ γὰρ φόβῳ διὰ τὴν (ὑπερ)βολ(ὴν) τῶν ἰδίων ἁμ(αρτη- 5
13 μάτων ἦσαν, εἰ χρ)ὴ (λέγειν) ἰδίων· ἐγὼ γὰρ ἠγνοηκέναι (μὲν φαίην ἂν τοὺς) πολ(λοὺς) καὶ παραπεπαικέναι (τοῦ καθήκοντος), ἡμαρτ(ηκέναι δὲ τοὺς αἰτίους) γεγονότας τῆς ἐπὶ τοσοῦτον ἀγνοίας.

4 (6)] (1d) Ὑπὲρ ὧν οὐ δεήσει θαυμάζειν ἐὰν παρεκβαλ- 10 νοντες τὸ τῆς ἱστορικῆς διηγήσεως ἦθος ἐπιδεικτικωτέραν καὶ φιλοτιμοτέραν φαινώμεθα ποιούμενοι περὶ
2 αὐτῶν τὴν ἀπαγγελίαν. καίτοι τινὲς ἴσως ἐπιτιμήσουσιν ἡμῖν ὡς φιλαπεχθῶς ποιουμένοις τὴν γραφήν, οἷς καθῆκον ἦν μάλιστα πάντων περιστέλλειν τὰς τῶν 15
1345 3] Ἑλλήνων ἁμαρτίας. ἐγὼ δ' οὔτε φίλον οὐδέποτ' ἂν ὑπολαμβάνω γνήσιον νομισθῆναι παρὰ τοῖς ὀρθῶς

---

1 τὴν ἀτ(οπίαν αἰσχύνην) ἅμα. *Hey*, nihil perspexit *Bo*, τὴν ἀβουλίαν ὄνειδος Campius l. c. ann. 6, τὴν ἄγνοιαν ἀναξιωτάτας (vel βαρυτάτας) coni. *Hu*, quamquam ei videtur pro πράξεις requiri vocabulum velut μέμψεις, τὴν ἀβουλίαν ὄνειδος μέγα *BW* 2 ὑπὸ στέ(νους) *Hey*, ὑποστ legit *Bo*, ὑπὸ στεμμάτων Campius l. c. ann. 7 3 δ(ειλίᾳ περιστά)ντες *Hey*, (περιστάντες paene vidit *Hey*), δη ..... θεντεσ vidit *Bo* 4 ἐθελοντηδὸν M *Hey*, ... ην legit *Bo* 4. 5 μεγάλῳ γὰρ φόβῳ *Hu*, μεγάλη | γὰρ ἴπω (vel ἴπεσι) M, μεγαλω | γαρ .... legit *Bo* 5 (ὑπερ)βολ(ὴν) *Hey*, ... βολ .. M secundum *Hey* 5. 6 ἁμ(αρτημάτων ἦσαν εἰ χρ)ὴ (λέγειν) *Hu*, ἁμ .... η| ... M, ἁμ(αρτιῶν ἦσαν εἰ χρ)ὴ (λέγειν) *Hey* 6. 7 ἠγνοηκέναι .... πολ .... καὶ| M, corr. *Hey*, ἠγνοηκέναι .... | legit *Bo* 7—9 παραπ .... ἡμαρτ ....|γεγονότας M secundum *Hey*, παραπεπαικεναι .. .. ε ...... ημαρ ....| legit *Bo*, παραπ(επαικέναι, τοὺς δὲ προεστῶτας) ἡμαρτ(ηκέναι τοὺς αἰτίους) γεγονότας *Hey*, corr. *Hu* 11 ἀποδεικτι|κωτέραν M, corr. *Di* auctore *Be* 14 φιλαπεχ| ... M, corr. *Ma* 16 δὲ M secundum *Bo*

φρονοῦσι τὸν δεδιότα καὶ φοβούμενον τοὺς μετὰ παρ-
ρησίας λόγους, καὶ μὴν οὐδὲ πολίτην ἀγαθὸν τὸν 4
ἐγκαταλείποντα τὴν ἀλήθειαν διὰ τὴν ἐσομένην ὑπ'
ἐνίων προσκοπὴν παρ' αὐτὸν τὸν καιρόν· συγγραφέα 5
5 δὲ κοινῶν πράξεων οὐδ' ὅλως ἀποδεκτέον τὸν ἄλλο τι
περὶ πλείονος ποιούμενον τῆς ἀληθείας. ὅσῳ γὰρ εἰς 6
πλείους διατείνει καὶ ἐπὶ πλείω χρόνον ἡ (διὰ) τῶν
ὑπομνημάτων παράδοσις τῶν πρὸς καιρὸν λεγομένων,
τοσούτῳ χρὴ μᾶλλον καὶ τὸν γράφοντα περὶ πλείστου
10 ποιεῖσθαι τὴν ἀλήθειαν καὶ τοὺς ἀκούοντας ἀποδέ-
χεσθαι τὴν τοιαύτην αἵρεσιν. κατὰ μὲν γὰρ τοὺς τῶν 7
περιστάσεων καιροὺς καθήκει βοηθεῖν τοὺς Ἕλληνας
ὄντας τοῖς Ἕλλησι κατὰ πάντα τρόπον, τὰ μὲν ἀμύ-
νοντας, τὰ δὲ περιστέλλοντας, τὰ δὲ παραιτουμένους
15 τὴν τῶν κρατούντων ὀργήν· ὅπερ ἡμεῖς ἐπ' αὐτῶν
τῶν πραγμάτων ἐποιήσαμεν ἀληθινῶς· τὴν (δ') ὑπὲρ 8
τῶν γεγονότων τοῖς ἐπιγινομένοις διὰ τῶν ὑπομνημά-
των παράδοσιν ἀμιγῆ παντὸς ψεύδους ἀπολείπεσθαι
χάριν τοῦ μὴ ταῖς ἀκοαῖς τέρπεσθαι κατὰ τὸ παρὸν
20 τοὺς ἀναγινώσκοντας, ἀλλὰ ταῖς ψυχαῖς διορθοῦσθαι
πρὸς τὸ μὴ πλεονάκις ἐν τοῖς αὐτοῖς διασφάλλεσθαι.
καὶ περὶ (μὲν) τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. 9

---

3 *ἐγκαταλιπόντα* M, corr. *Ge* 5 *δὲ* *Ge* pro *δὴ* 7 *καὶ* M secundum *Ma* et *Hey* vulgo, *καὶ ἐπὶ* legit *Bo* *διὰ* add. *Na* 255 *Di* coll. § 8 8 *τῶν πρὸς καιρὸν παρά|δοσις λεγομένων* M, transponit *Ge* 9 *πλείονος* M secundum *Ma* et *Hey* vulgo, *πλείστου* legit *Bo* 12 *καθήκ..|* M, *καθῆκε* *Ma*, corr. *Ge* e codice comprobatum a *Bo* *τοὺς* del. *Di* 13 *τοῖς* del. *Di* 16 *δ'* add. *Ma* 17 *ἐπιγενομένοις* M secundum *Ma* et *Hey* vulgo, *ἐπιγινομένοισ* legit *Bo*, ut correxerat Spengelius apud *Hu* quaest. II 21 18 *ψεύδους* coni. Cobetus *Mnemos.* 1862, 36 *Di*, *μίσους* legerat *Ma*, nihil vidit *Hey*, *ψευδουσ* legit *Bo* |*ἀπολείπεσθαι* *Hey*, |*ἀπολίπομεν* legerat *Ma*, |*ἀπολιπέσθω* M secundum *Hey*, |*ἀπολιπέσθ,* *Bo*, *ἀπολείπειν δεῖ* coni. *Hu* 22 *μὲν* add. Spengelius l. c. ante *Di*

1352 5 (39, 1)] (39, 1a) *Οὐ γὰρ ἀγνοῶ διότι τινὲς ἐπιλή-* [1158
ψονται τῆς πραγματείας, φάσκοντες ἀτελῆ
καὶ διερριμμένην ἡμᾶς πεποιῆσθαι τὴν ἐξήγησιν τῶν
2 *πραγμάτων, (εἴγ') ἐπιβαλλόμενοι λόγου χάριν δι-* [1159
εξιέναι τὴν Καρχηδόνος πολιορκίαν, κἄπειτα μεταξὺ 5
ταύτην ἀπολιπόντες καὶ μεσολαβήσαντες σφᾶς αὐτοὺς
μεταβαίνομεν ἐπὶ τὰς Ἑλληνικὰς κἀντεῦθεν ἐπὶ τὰς
Μακεδονικὰς ἢ Συριακὰς ἤ τινας ἑτέρας πράξεις·
3 *ζητεῖν δὲ τοὺς φιλομαθοῦντας τὸ συνεχὲς καὶ τὸ*
τέλος ἱμείρειν ἀκοῦσαι τῆς προθέσεως· καὶ γὰρ τὴν 10
ψυχαγωγίαν καὶ τὴν ὠφέλειαν οὕτω μᾶλλον συνεκ-
4 *τρέχειν τοῖς προσέχουσιν. ἐμοὶ δ' οὐχ οὕτως δοκεῖ,*
τὸ δ' ἐναντίον. μάρτυρα δὲ τούτων ἐπικαλεσαίμην ἂν
αὐτὴν τὴν φύσιν, ἥτις κατ' οὐδ' ὁποίαν τῶν αἰσθήσεων
εὐδοκεῖ τοῖς αὐτοῖς ἐπιμένειν κατὰ τὸ συνεχές, ἀλλ' 15
ἀεὶ μεταβολῆς ἐστιν οἰκεία, τοῖς δ' αὐτοῖς ἐγκυρεῖν
5 *ἐκ διαστήματος βούλεται καὶ διαφορᾶς. εἴη δ' ἂν τὸ*
λεγόμενον ἐναργὲς πρῶτον μὲν ἐκ τῆς ἀκοῆς, ἥτις οὔτε
κατὰ τὰς μελῳδίας οὔτε κατὰ τὰς λεκτικὰς ὑποκρίσεις
6 *εὐδοκεῖ συνεχῶς ταῖς αὐταῖς ἐπιμένειν στάσεσιν, ὁ δὲ* 20
μεταβολικὸς τρόπος καὶ καθόλου πᾶν τὸ διερριμμένον

1—474, 23 M 91, 25—93, 13 *Hey*; v. *Ni* l. c., *Stei* l. c.
2 *εὐτελῆ* *Na* 249 coll. 32, 11, 6 3 *διερρηγμένην* legerat *Ma*, *διεφθαρμένην* M secundum *Hey*, *διε . . . γμένην* legit *Bo*, *δι-εργιμένην* *Di* auctore *Hey* (v. 3, 57, 5; 58, 3) 4 *εἴγ'* add. *BW* auctore *Be* 6 *ἀπο|λείποντες* M, corr. Cobetus *Mnemos*. 1862, 36 *Hu* 10. 11 . . . . *ψυχαγωγι* . .| M, *τὴν ψυχαγωγίαν* legerat *Ma*, *κ*, *γαρ τὴν ψυχαγωγίαν* legit *Bo*, *τὴν (γὰρ) ψυχ-αγωγίαν* *Ge*, *(καὶ γὰρ τὴν) ψυχαγωγίαν* *Di* 12 *οὕτωσ* M secundum *Ma* et *Bo*, *οὕτω* legerat *Hey* vulgo 14 *αἰσθητῶν*| legerat *Ma*, *αἰσθήσεων*| M secundum *Hey*, ut correxerat *Lu*
16 *αὐτοῖς ἐγκυρεῖν* *Ge*, *αὐτο* (s. acc.) *μὲν κυρεῖν* M 17 |*δια-φθορᾶς* M, corr. *Ge* 18 *μὲν γὰρ*| M, *μὲν* (deleto *γὰρ*) *Ge*
ἥτισ M secundum *Ma* et *Bo*, *εἴτις* legerat *Hey*

καὶ μεγίστας ἔχον ἀλλαγὰς καὶ πυκνοτάτας αὐτὴν κι-
νεῖ. παραπλησίως καὶ τὴν γεῦσιν εὕροι τις ἂν οὐδὲ 7
τοῖς πολυτελεστάτοις βρώμασιν ἐπιμένειν δυναμένην,
ἀλλὰ σικχαίνουσαν καὶ χαίρουσαν ταῖς μεταβολαῖς καὶ
5 προσηνεστέρως ἀποδεχομένην πολλάκις καὶ τὰ λιτὰ
1353] τῶν ἐδεσμάτων ἢ τὰ πολυτελῆ διὰ τὸν ξενισμόν.
τὸ δ' αὐτὸ καὶ περὶ τὴν ὅρασιν ἴδοι τις ἂν γινόμενον· 8
ἥκιστα γὰρ δύναται πρὸς ἓν μένειν ἀτενίζουσα, κινεῖ
δ' αὐτὴν ἡ ποικιλία καὶ μεταβολὴ τῶν δρωμένων.
10 μάλιστα δὲ περὶ τὴν ψυχὴν τοῦτό τις ἂν ἴδοι συμ- 9
βαῖνον· αἱ γὰρ μεταλήψεις τῶν ἀτενισμῶν καὶ τῶν
ἐπιστάσεων οἷον ἀναπαύσεις εἰσὶ τοῖς φιλοπόνοις τῶν
ἀνδρῶν. διὸ καὶ τῶν ἀρχαίων συγγραφέων οἱ [6 (39, 2)
λογιώτατοι δοκοῦσί μοι προσαναπεπαῦσθαι τῷ (39, 1b)
15 τρόπῳ τούτῳ, τινὲς μὲν μυθικαῖς καὶ διηγηματικαῖς
κεχρημένοι παρεκβάσεσι, τινὲς δὲ καὶ πραγματικαῖς,
ὥστε μὴ μόνον ἐν αὐτοῖς τοῖς κατὰ τὴν Ἑλλάδα τό-
ποις ποιεῖσθαι τὰς μεταβάσεις, ἀλλὰ καὶ τῶν ἐκτὸς
περιλαμβάνειν. λέγω δ' οἷον ἐπειδὰν τὰ κατὰ τὴν 2
20 Θετταλίαν ἐξηγούμενοι καὶ τὰς Ἀλεξάνδρου τοῦ [1160
Φεραίου πράξεις μεταξὺ τὰς κατὰ Πελοπόννησον Λακε-

---

1 *αὐτίκα* legerat *Ma*, *αὐτὴν* M secundum *Hey*, ut coniecerat Spengelius apud *Hu* quaest. II 21 *κινεῖν*·| M, corr. *Ma* 5 *προσηνέστερον* Cobetus *Mnemos.* 1876, 375, sed v. Eberhardum observ. Pol. 22 *καὶ* del. Cobetus l. c. *λεῖα* M, corr. *Ge* 10 *δὲ* *Di*, e codice comprobat *Bo*, *καὶ* M secundum *Ma* et *Hey*, *δὲ καὶ* *Hey* 14 *προσαναπαῦσθαι* legerat *Ma*, *προσαναπεπαῦσθαι (quietem dedisse)* M secundum *Hey*, ut correxerat *Ge*, (*τοὺς ἐντυγχάνοντας*) *προσαναπαῦσαι* Cobetus l. c. 15 post *μὲν* add. |*οὖν* *Ma* et *Hey*, 'nunc evanuit, si fuit' *Bo*, del. *BW* 19 *προσλαμβάνειν* coni. *BW* *δὲ* M secundum *Ma* et *Hey*, corr. *Ben* 309, e codice comprobat *Bo* 20 *ἐξηγούμενοι*] Theopompum intellegendum esse perspexit *Lu*; v. ind. script. *τοῦ* om. *Ma*, vidit *Hey*, ut addiderat *Ge*

δαιμονίων ἐπιβολὰς διηγῶνται, καὶ πάλιν τὰς παρὰ
Θηβαίων, ἔτι δὲ τὰς κατὰ Μακεδονίαν ἢ τὴν Ἰλλυρίδα,
κἄπειτα διατρίψαντες λέγωσι τὴν Ἰφικράτους εἰς Αἴ-
γυπτον στρατείαν καὶ τὰ Κλεάρχῳ πραχθέντα παρ-
3 ανομήματα κατὰ τὸν Πόντον. ἐξ ὧν κεχρημένους μὲν 5
ἅπαντας εὕροι τις ἂν τῷ τοιούτῳ χειρισμῷ, κεχρημέ-
4 νους γε μὴν ἀτάκτως, ἡμᾶς δὲ τεταγμένως. ἐκεῖνοι
μὲν γὰρ μνησθέντες πῶς Βάρδυλλις ὁ τῶν Ἰλλυριῶν
βασιλεὺς καὶ Κερσοβλέπτης ὁ τῶν Θρᾳκῶν κατεκτή-
σαντο τὰς δυναστείας, οὐκέτι προστιθέασι τὸ συνεχές, 10
οὐδ' ἀνατρέχουσιν ἐπὶ τἀκόλουθον ἐκ διαστήματος,
ἀλλὰ καθάπερ ἐν ποιήματι χρησάμενοι πάλιν ἐπαν-
5 άγουσιν ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποθέσεις. ἡμεῖς δὲ πάντας
διῃρημένοι τοὺς ἐπιφανεστάτους τόπους τῆς οἰκουμένης
καὶ τὰς ἐν τούτοις πράξεις καὶ μίαν καὶ τὴν αὐτὴν 15
ἔφοδον ἀεὶ ποιούμενοι κατὰ τὴν τάξιν τῆς διαλήψεως,
ἔτι δὲ καθ' ἕκαστον ἔτος ὡρισμένως ἐξηγούμενοι τὰς
6 καταλλήλους πράξεις ἐνεστηκυίας, ἀπολείπομεν πρό-
1354] δηλον τοῖς φιλομαθοῦσι τὴν ἐπα(να)γωγὴν ἐπὶ τὸν
συνεχῆ λόγον καὶ τὰς μεσολαβηθείσας ἀεὶ τῶν πράξεων, 20
ὥστε μηδὲν ἀτελὲς μηδ' ἐλλιπὲς γίνεσθαι τοῖς φιλη-
7 κόοις τῶν προειρημένων. καὶ περὶ μὲν τούτων ἐπὶ
τοσοῦτον.

---

1 *διηγοῦν|ται* M, corr. *Ge* 1. 2 *ἀπ' ἀθηναίων* M, *Ἀθηναίων* (deleto *ἀπ'*) coni. *Ge*, *ὑπὸ Θηβαίων* coni. *Lu*, *παρ' Ἀθηναίων Hu*, corr. *B W* 7 *ἐκεῖνοι*] v. Theopomp. fragm. 35 (F. H. G. I 284) 8 *βράδυλλις*| M, *Βάρδυλλις Lu, Βάρδυλις Di* 9 *Κερσεβλέπτης* est forma titulorum, v. Dittenbergerum syll.[2] II n. 913 ann. 2 12 *καθάπερ ἐμποιήματι* coni. *Ge* 16 *τάξιν Lu* pro *πρᾶξιν* *διηγήσεως* legerat *Ma* 17 *ὁρισθέντως* legerat *Ma*, *ὡρισμένως* M secundum *Hey*, ut correxerat *Ge* 19 *ἐπαγωγὴν* M, corr. *Be* 21 *μηδ' ἐλλειπὲς* legerant *Ma* et *Hey*, *μηδὲν ἀOλὲσ* ('lege *ἀτελὲς*' *Bo*) *μηδ' ἐλλειπὲσ* legit *Bo*, *μηδὲν ἐλλιπὲς* vulgo post *Ge* et *Be*

II. BELLUM PUNICUM TERTIUM.

1337] Ὅτι Ἀσδρούβας ὁ στρατηγὸς Καρχηδονίων [7 (1)
κενόδοξος. ἦν ἀλαζὼν καὶ πολὺ κεχωρισμένος τῆς (39, 1)
πραγματικῆς καὶ στρατηγικῆς δυνάμεως. πολλὰ δὲ 2
5 *σημεῖα τῆς ἀκρισίας αὐτοῦ. πρῶτον μὲν γὰρ παρῆν*
ἐν πανοπλίᾳ, πορφυρίδα θαλαττίαν ἐπιπεπορπημένος,
ἡνίκα Γολόσσῃ συνεγίνετο τῷ τῶν Νομάδων βασιλεῖ,
μετὰ μαχαιροφόρων δέκα. ἔπειτα προβὰς ἀπὸ τῶν 3
1338] *δέχ' ὅσον εἴκοσι πόδας ἀπέστη, προβεβλημένος*
10 *τάφρον καὶ χάρακα, καὶ κατένευε τῷ βασιλεῖ προσιέναι*
πρὸς αὐτόν, καθῆκον γίνεσθαι τοὐναντίον. οὐ μὴν 4
ἀλλ' ὁ Γολόσσης ἀφελῶς ἔχων Νομαδικῷ τινι τρόπῳ

2—479, 18 P 298ʳ—298ᵘ, 268ʳ, *Va* 177, 2—*ἀνάγκην* **476, 5: Suid. v. Ἀσδρούβας;** v. Diod. 32, 22, App. Pun. 112—126, Liv. epit. 51, *Ni* l. c. Hanc eclogam libro XXXVII. tribuit *Stei* 53 2 *ὁ Καρχηδονίων στρατηγὸς* Suid. *Χαρχηδονίων Va*, *καρχηδονίων* P Suid. *Gro* 3 *ἦν καὶ* Suid. *Va* vulgo, *καὶ* P, *ἦν BW*, v. Fleckeis. annal. 1889, 689 ss. *ἀλαζῶν*| P, corr. *Va* 4 *πολλὰ—9 ὅσον*] *σημεῖα δὲ τῆς ἀκρισίας αὐτοῦ, ὅτι παρῆν ποτε ἐν πανοπλίᾳ πορφυρίδα θαλαττίαν ἐπιπεπορπημένος, ἡνίκα Γολόσσῃ συνεγίνετο τῷ Νομάδων βασιλεῖ μετὰ μαχαιροφόρων δέκα. καὶ ὅσον* Suid. 4 *δὲ BW*, *δε* (s. acc.) *εἰσὶ* P, *δὲ εἰσὶ Va*, *δ' εἰσὶ Sch*, *δέ ἐστι* Hertleinius Fleckeis. annal. 1877, 37 6. 7 *πορφυρ. θαλαττ. ἐπιπεπορπημένος* (*ἐπιπεπορμημένοσ* P, corr. *Va*), quae P habet post *Νομάδων βασιλεῖ*, transponit cum Suida post *πανοπλίᾳ Di* 7 *γολόσσῃ* Suid. *Di* Steph. thes. II 704 C coll. Diod. l. c. App. Pun. 70. 73. 106. 107—111. 126 (v. ad 38, 7, 4. 5. 38, 8, 1. 5), *γολοσσῆι* P vulgo 9 *δέκα* P, corr. *Ben* 308 *BW*, v. 10, 7, 5 *εἴκοσι πόδας* Suid. *Va*, *κ̄ πό* P post *ἀπέστη* add. *καὶ Va* vulgo, om. P Suid. *Hu* 10 ante *κατένευε* om. *καὶ Va* vulgo, add. P Suid. *Hu* *προσιέναι* Suid. *Va*, *προϊέναι* P 11 *αὐτὸν* P Suid., corr. *Be* *καθῆκον* Suid. *Va*, *καθήκειν* P Suidae cod. B, *καθίκειν* Suidae cod. A 12 *γολόσσης* Suid. *Di*, *γολοσσησ* (s. acc.) P, *γολοσσῆς Va* vulgo, v. ad p. 475, 7

μόνος προσήει πρὸς αὐτόν· καὶ προσεγγίσας ἤρετο τίνα
5 φοβούμενος τὴν πανοπλίαν ἔχων ἥκε. τοῦ δ' εἰ- [1161
πόντος ὅτι Ῥωμαίους, "Οὐκ ἂν ἄρ'" ἔφησεν ὁ Γολόσ-
σης "ἔδωκας σαυτὸν εἰς τὴν πόλιν, μηδεμίαν ἔχων
ἀνάγκην. πλὴν τί βούλει καὶ τί παρακαλεῖς;" φησίν. 5
6 ὁ δ' Ἀσδρούβας "Ἐγώ" φησὶ "πρεσβευτήν σε παρα-
καλῶ γενέσθαι πρὸς τὸν στρατηγὸν καὶ πᾶν ἀναδέ-
χεσθαι διότι ποιήσομεν τὸ προσταττόμενον· μόνον ἀπό-
7 σχεσθε τῆς ταλαιπώρου πόλεως ταύτης." καὶ [ὁ] Γο-
λόσσης "Παιδικὴν δοκεῖς μοι" φησὶν "ἀξίωσιν ἀξιοῦν, 10
8 ὦ βέλτιστε· ὑπὲρ ὧν γὰρ ἐξ ἀκεραίου πρεσβεύοντες,
ἔτι καθημένων ἐν Ἰτύκῃ Ῥωμαίων, οὐκ ἐδύνασθε πεί-
θειν, τίνι λόγῳ νῦν ἀξιοῖς ταῦτά σοι συγχωρεῖσθαι,
περιτετειχισμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν
καὶ σχεδὸν ἁπάσας ἀπεγνωκὼς τὰς τῆς σωτηρίας ἐλ- 15
9 πίδας;" ὁ δ' Ἀσδρούβας ἀγνοεῖν αὐτὸν ἔφη· καὶ γὰρ
ἐπὶ τοῖς ἔξωθεν συμμάχοις ἀκμὴν καλὰς ἐλπίδας ἔχειν·
οὐ γάρ πω τὰ περὶ τοὺς Μαυρουσίους ἠκηκόει καὶ τὰ
περὶ τῶν ὑπαίθρων δυνάμεων [ὅτι σώζονται]· καὶ (μὴν)
οὐκ ἀπελπίζειν τὰ καθ' αὐτούς· μάλιστα δὲ πεποιθέναι 20

---

1 προσήει Suid. *Va*, προσϊει P συνεγγίσας coni. *Hu* ἤρετο Suid. *Sch*, εἴρετο P vulgo 3 γολόσσης Suid. *Va Di*, γολοσσησ (s. acc.) P, γολοσσῆς *Gro* vulgo, v. ad p. 475, 7 5 βούλει P, ut correxerat ignarus scripturae codicis *Sch*, βούλῃ *Va* vulgo 5. 10 φησὶν *Va*, φ^H P 6 φησι *Va*, φ^H P 7. 8 καὶ ἀναδέχεσθαι διότι πᾶν coni. *Sch*, sed v. *BW* Fleckeis. annal. 1889, 689 ss. 8 ἀπόσχεσθε P *Rei* 770 *Sch*, ἀπόσχεσθαι *Va*, ἀποσχέσθαι *Gro* Ernestus 9 ὁ del. *BW* Fleckeis. annal. 1889, 685 γολοσσῆσ P, corr. *Di*, v. ad p. 475, 7 10 δοκῆσ P, corr. *Va* 11 πρεσβευόμενοι P, corr. *BW* coll. 1, 10, 2. 2, 6, 1; 39, 4. 4, 17, 7 cet. 15 ἅπαξ P, corr. *Di* auctore *Sch* 18 πω *Di* pro που μαύρουσ| P, corr. *Va* 19 ὅτι σώζονται del. *Sch*, ᾤετο σώζεσθαι *Hu*, ἠκηκόει κρίνων περὶ τ. ὑπ. δυνάμεων ὅτι σώζονται coni. *BW* 19. 20 καὶ | οὐκ P, corr. *BW* addito μὴν, v. Fleckeis. annal. 1889, 681 20 κατ' αὐτοὺσ P, corr. *Be*

τῇ τῶν θεῶν συμμαχίᾳ καὶ ταῖς ἐν ἐκείνοις ἐλπίσιν·
οὐ γὰρ περιόψεσθαι σφᾶς προφανῶς παρασπονδου- 10
μένους, ἀλλὰ πολλὰς δώσειν ἀφορμὰς πρὸς σωτηρίαν.
διὸ παρακαλεῖν ἠξίου τὸν στρατηγὸν καὶ τῶν θεῶν 11
5 ἕνεκεν καὶ τῆς τύχης φείσασθαι τῆς πόλεως, εἰδότα
σαφῶς διότι μὴ δυνάμενοι τυχεῖν τούτου κατασφαγή-
σονται πρότερον ἢ παραχωρήσουσι ταύτης. τότε μὲν 12
οὖν ταῦτα καὶ παραπλήσια διαλεχθέντες ἐχωρίσθησαν,
ταξάμενοι μετὰ τρίτην ἡμέραν πάλιν συμπορεύεσθαι·
1339] τοῦ δὲ Γολόσσου μεταδόντος τῷ στρα- [8 (2)
τηγῷ περὶ τῶν εἰρημένων, γελάσας ὁ Πόπλιος (39, 2)
"Ταῦτα μέλλων ἀξιοῦν" ἔφη "τοιαύτην καὶ τηλικαύ-
την ἀσέβειαν εἰς τοὺς αἰχμαλώτους ἡμῶν ἐν(απ)εδείξω
καὶ νῦν ἐπὶ τοῖς θεοῖς τὰς ἐλπίδας ἔχεις, παραβεβη-
15 κὼς καὶ τοὺς τῶν ἀνθρώπων νόμους;" τοῦ δὲ βασι- 2
λέως βουλομένου τι προσυπομιμνήσκειν τὸν Σκιπίωνα,
καὶ μάλιστα διότι (δεῖ) συντέλειαν ἐπιτίθεσθαι τοῖς
πράγμασι· χωρὶς γὰρ τῶν ἀδήλων καὶ τὴν κατάστασιν 3
τῶν ὑπάτων ἤδη συνεγγίζειν, ἧς δεῖν ἔφη στοχά-
20 ζεσθαι, μὴ τοῦ χειμῶνος προκαταλαβόντος ἐπελθὼν [1162
ἕτερος ἀκονιτὶ λάβῃ τὴν ἐπιγραφὴν τῶν ἐκείνου πό-
νων· καὶ δὴ τούτων λεγομένων ἐπιστήσας ὁ στρατη- 4
γὸς ἐκέλευσεν ἀναγγέλλειν διότι δίδωσι τὴν ἀσφάλειαν
αὐτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ δέκα τῶν συγγενῶν

---

1 ἐλπίσι P, corr. *Va* 5 ἐνεκεν| (s. acc.) P, corr. *Va* 9 συμπορεύσεσθαι Bentenus l. c. 29, sed v. 18, 9, 3 10 γολόσσου (ου in ras.) P *Va Di*, γολοσσοῦ Ernestus vulgo, v. ad p. 475, 7 13 ἐνεδείξω P, corr. *Na* 268 *BW*, de re confert *Rei* 770 App. Pun. 118 14 ἔχειν P, corr. *Va* 15 ante καὶ add. τοὺς θείους *Va*, del. *Be* 16 πρὸσ ὑπὸ μιμνήσκην| P, corr. *Va* 17 (δεῖ) συντέλειαν *Sch*, συντέλει P, συντελεῖ *Va*, συμφέρει τέλος *Rei* 770 21 ἀκονητὶ P, corr. *Va*

(καὶ) φίλων οἰκίαις, σὺν δὲ τούτοις δέκα τάλαντα
λαβεῖν ἐκ τῶν ἰδίων ὑπαρχόντων καὶ τῶν οἰκετῶν
5 ἐξαγαγεῖν ἑκατὸν οὓς ἂν αἱρῆται. ταῦτα μὲν οὖν
ὁ Γολόσσης ἔχων τὰ φιλάνθρωπα συνῄει πρὸς τὸν
6 Ἀσδρούβαν τῇ τρίτῃ τῶν ἡμερῶν· ὁ δὲ πάλιν ἐξεπο- 5
ρεύετο μετὰ μεγάλης ἀξίας ἐν τῇ πορφυρίδι καὶ τῇ
πανοπλίᾳ βάδην, ὥστε τοὺς ἐν ταῖς τραγῳδίαις τυράν-
7 νους πολύ τι προσοφείλειν. ἦν μὲν οὖν καὶ φύσει
σάρκινος, τότε δὲ καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι
παρὰ φύσιν ἐπικεκαυμένος ἦν, ὥστε δοκεῖν ἐν παν- 10
ηγύρει που διαιτᾶσθαι παραπλησίως τοῖς σιτευτοῖς
βουσίν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προ-
στατεῖν, ὧν οὐδ' ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείς.
8 οὐ μὴν ἀλλ' ἐπεὶ συνῆλθε τῷ βασιλεῖ καὶ διήκουσε
τῶν ὑπὸ τοῦ στρατηγοῦ προτεινομένων, πολλάκις τὸν 15
μηρὸν πατάξας, τοὺς θεοὺς καὶ τὴν τύχην ἐπικαλεσά-
μενος, οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν ἔφασκεν
ἐν ᾗ συμβήσεται τὸν ἥλιον Ἀσδρούβαν βλέπειν ἅμα
9 καὶ τὴν πατρίδα πυρπολουμένην· καλὸν γὰρ ἐντάφιον
1840] εἶναι τοῖς εὖ φρονοῦσι τὴν πατρίδα καὶ τὸ ταύ- 20
10 της πῦρ. ὥσθ' ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις
βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον

---

1 καὶ add. *Di*   ῑ P   3 ἐξαγαγεῖν ϱ, *BW* (v. Diod. l. c.), ἐξανάγκησ P, ἐξ coni. *Va*, ἐξενεγκεῖν coni. *Sch*, ἐξαγαγεῖν *Be*, ἑκατὸν *Di*   αἱρεῖται P, αἱρεῖται *Va*, corr. *Sch*   4 γολοσσῆς P, corr. *Di*, v. ad p. 475, 7   τὰ φιλάνθρωπα *Va*, |ταφιλᾱνᾱ P   8 **ἦν—13 οὐδείς: Suid. v. Ἀσδρούβας**   9 τότε δὲ] βαλὼν δὲ τὴν πανοπλίαν Suid.   καὶ κοιλίαν Toupius not. ad Longin. de sublim. sect. 43 e Suida *Sch*, καὶ λίαν P, κοιλίαν *Va*   14 post ἀλλ' una littera erasa in P   16 μηρὸν *Va*, μὴ ϱὸν P   19 κάλλιστον *Na* 360 coll. 15, 10, 3 et 38, 20, 3   **21 ὥσθ'—479, 2 ἀνανδρίαν: Suid. l. c.**   21 ὅτε Suid. *Sch*, ὅταν P vulgo   ἐς Suid

τῶν λόγων, ὅτε δ' εἰς τὸν χειρισμὸν τῶν πραγμάτων,
τὴν ἀγεννίαν καταπλήττεσθαι καὶ τὴν ἀνανδρίαν· ὃς 11
πρῶτον μέν, τῶν ἄλλων πολιτῶν διαφθειρομένων ὁλο-
σχερῶς ὑπὸ τοῦ λιμοῦ, πότους αὐτὸς συνῆγε καὶ δευ-
5 τέρας τραπέζας παρετίθετο πολυτελεῖς καὶ διὰ τῆς
ἰδίας εὐεξίας παρεδειγμάτιζε τὴν ἐκείνων ἀτυχίαν·
ἄπιστον μὲν γὰρ ἦν τὸ τῶν ἀποθνησκόντων πλῆθος, 12
ἄπιστον δὲ τὸ τῶν αὐτομολούντων καθ' ἡμέραν διὰ
τὸν λιμόν· ἔπειτα τοὺς μὲν διαχλευάζων, οἷς δ' ἐν- 13
10 υβρίζων καὶ φονεύων κατεπλήττετο τοὺς πολλοὺς [1163
καὶ τούτῳ τῷ τρόπῳ συνεῖχε τὴν ἐξουσίαν, ἣ μόλις
ἂν χρήσαιτο τύραννος ἐν εὐτυχούσῃ πόλει, καὶ ἐν
δεδυστυχηκυίᾳ πατρίδι. διὸ καὶ λίαν δοκῶ καλῶς 14
ἡμῖν εἰρῆσθαι διότι προστάτας πραγμάτων ὁμοιοτέρους
15 τῶν παρὰ τοῖς Ἕλλησι τότε καὶ παρὰ τοῖς Καρχηδο-
νίοις ὑπαρξάντων οὐκ ἂν εὕροι τις ῥᾳδίως. τοῦτο δ' 15
ἔσται δῆλον, ὅταν ἐκ παραθέσεως τὸν ὑπὲρ ἐκείνων
ποιησώμεθα λόγον.

III. BELLUM ACHAICUM.

1345] Ὅτι παραγενομένων ἐκ Πελοπον- [9 (7) 1158
νήσου τῶν περὶ τὸν Αὐρήλιον πρεσβευ- (1)
1346] τῶν καὶ διασαφούντων τὰ συμβεβηκότα περὶ

1 *δὲ ἐς* Suid. 2 *ἀγέννειαν Di*, v. ad 28, 21, 5 12 post *πόλει* add. P *πάνταδεμᾶλλον ἢ στρα|τηγὸσ ἐν ατυχούσῃ πόλει*, del. *Va* 12. 13 *καὶ δυστυχηκυία* P, *καὶ οὐ* (v. *BW* Fleckeis. annal. 1889, 681) vel *ἐν δυστυχηκυίᾳ Rei* 771, *καὶ ἐν δεδυστυχη-κυίᾳ Sch*, *κἂν δεδυστυχηκυίᾳ Di*, sed v. *BW* l. c. 688 14 *ἠλιθιωτέρους* Cobetus *Mnemos*. 1876, 374, *ἀνοητοτέρους* Carol. Schenkelius *Bursians Jahresber*. cet. XXXVIII (1884), 1, 249 16 *ὑ|πάρξαντασ* P, corr. *Rei* 771 *Sch* 17 *ὑπὲρ* P *Sch*, *περὶ Va* vulgo 18 *ποιησώμεθα* P *Sch*, *ποιησόμεθα Va*, qui dicit *ποιώμεθα* esse in P, unde *ποιώμεθα Di* 20 — 481, 10 V 107ᵘ—108ᵘ, W 72ᵘ—73ᵘ, N 115ʳ—116ᵘ, U 391—394, *Ur* CXLIII;

2 αὐτούς, ὅτι παρ' ὀλίγον τοῖς ὅλοις ἐκινδύνευσαν, καὶ λεγόντων μετ' αὐξήσεως καὶ καινολογίας· οὐ γὰρ ὡς [1154 κατὰ περιπέτειαν ἐπ' αὐτοὺς ἥκοντος τοῦ δεινοῦ διεσάφουν, ἀλλ' ὡς κατὰ πρόθεσιν ὡρμηκότων τῶν Ἀχαιῶν
3 ἐπὶ τὸ παραδειγματίζειν αὐτούς· ἡ σύγκλητος ἠγα- 5 νάκτησεν μὲν ἐπὶ τοῖς γεγονόσιν ὡς οὐδέποτε καὶ παραχρῆμα πρεσβευτὰς κατεστήσατο τοὺς περὶ τὸν Ἰούλιον, καὶ τούτους ἔπεμπε δοῦσα τοιαύτας ἐντολάς,
4 διότι δεῖ μετρίως ἐπιτιμήσαντας καὶ μεμψαμένους ἐπὶ τοῖς γεγονόσι τὸ πλεῖον παρακαλεῖν καὶ διδάσκειν 10 τοὺς Ἀχαιοὺς μήτε τοῖς ἐπὶ τὰ χείριστα παρακαλοῦσι προσέχειν μήτ' αὐτοὺς λαθεῖν εἰς τὴν πρὸς Ῥωμαίους
5 ἀλλοτριότητα διεμπεσόντας, ἀλλ' ἔτι καὶ νῦν ποιήσασθαί τινα διόρθωσιν τῶν ἠγνοημένων, ἀπερεισαμένους
6 τὴν ἄγνοιαν ἐπὶ τοὺς αἰτίους τῆς ἁμαρτίας. ἐξ ὧν 15 καὶ λίαν δῆλον ἐγένετο διότι καὶ τοῖς περὶ τὸν Αὐρήλιον ἔδωκε τὰς ἐντολὰς (οὐ) διασπάσαι βουλομένη

v. Diod. 32, 26, Pausan. 7, 14 (cf. C. Wachsmuthium *Leipz. Stud.* X 292 ss.), Liv. epit. 51, *Hu* ad 39, 7, 1 (p. 1337, 13), *Ni* l. c. 276, *Stei* 53 s. Ex 38, 5, 2 apparet Polybium hoc libro res Poenorum narrasse usque ad mediam Carthaginis obsidionem, tum additis rebus in Graecia gestis transiisse ad τὰς Μακεδονικὰς ἢ Συριακὰς ἤ τινας ἑτέρας πράξεις, denique rediisse ad explicandum Carthaginis interitum. Quod autem excerpta gnomica 38, 1, 1 testantur Polybium eodem libro explicasse τὴν συντέλειαν τῆς τῶν Ἑλλήνων ἀτυχίας, ea quae post Corinthum deletam in Graecia evenerunt insequenti libro attribuenda esse videntur 20 Titulum λόγος λη^{ος} partim compendiis scriptum add. Z πελοποννήσου W 21 αὐρίλιον Z, corr. *Ur*

5 τὸ *Ur* not. 99, *Rei* 728 s. (v. Krebsium *D. Präpos.* cet. 95), τῷ Z ἠγανάκτησαν Z *Ur*, ἠγανάκτησεν *Ca* 976 vulgo, ἠγανάκτησε vulgo post *Be* 7 κατεστήσαντο Z, corr. *Ca* 976 10 γεγονόσιν W 13 διεκπεσόντας *Rei* 729 14 ἀπερεισαμένους Z ante *Ur*, ἀπειρασαμένους U 17 οὐ add. *Ur*, οὐκ ἐπὶ τῷ *Hu*, v. F. Krappium *D. subst. Infin.* cet. *Inaug.-Diss. Heidelberg* 1892, 30 διασπᾶσαι (διασπάσαι *Be*) βουλομένη Z, διασπάσαι *Hu* deleto βουλομένη

τὸ ἔθνος, ἀλλὰ πτοῆσαι καὶ καταπλήξασθαι [βουλομένη] τὴν αὐθάδειαν καὶ τὴν ἀπέχθειαν τῶν Ἀχαιῶν. 7 τινὲς μὲν οὖν ὑπελάμβανον καθ' ὑπόκρισιν τοὺς Ῥωμαίους * * * διὰ τὸ μένειν ἀτελῆ τὰ κατὰ Καρχηδόνα· 5 8 τὸ δ' ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλ' ἀποδεδεγμένοι τὸ ἔθνος ἐκ πολλοῦ χρόνου καὶ νομίζοντες ἔχειν αὐτὸ πιστὸν μάλιστα τῶν Ἑλληνικῶν, ἀνασοβῆσαι μὲν ἔκριναν διὰ τὸ φρονηματίζεσθαι πέρα τοῦ δέοντος, πόλεμον δ' ἀναλαβεῖν ἢ διαφορὰν ὁλοσχερῆ πρὸς τοὺς 10 Ἀχαιοὺς οὐδαμῶς ἐβούλοντο. —

[10 (8) (2)] Ὅτι οἱ περὶ τὸν Σέξτον προάγοντες ἐκ τῆς Ῥώμης εἰς τὴν Πελοπόννησον ἀπήντησαν τοῖς 2 περὶ τὸν Θεαρίδαν, οἵ(περ) ἦσαν πρεσβευταὶ πεμφθέν- 1347] τες ὑπὸ τῶν Ἀχαιῶν παραιτησόμενοι καὶ διδάξοντες 15 τὴν σύγκλητον ὑπὲρ τῶν εἰς τοὺς περὶ τὸν Αὐρήλιον 3 γενομένων ἀλογημάτων. οἷς καὶ συμμίξαντες οἱ προειρημένοι παρεκάλεσαν αὐτοὺς ἀνακάμπτειν εἰς τὴν Ἀχαΐαν, ὅτι περὶ πάντων τούτων ἔχουσιν ἐντολὰς 4 αὐτοὶ διαλέγεσθαι τοῖς Ἀχαιοῖς. παραγενομένων δὲ

---

1 *βουλομένη* del. *Di* 3 *τινὸς* N 4 * * *] lac. indicat et add. *τοῦτο ποιεῖν Ur* not. 99, *ταῦτα ποιῆσαι Rei* 729, *οὕτως χειρίζειν τὰ κατὰ τὴν Ἀχαΐαν Hu* 5 *εἶχεν* Z[a] ante *Be*, *εἶχε* U *Ur* vulgo *ἀλλ' ἀποδεδεγμένοι Di*, *ἀλλὰ παραδεδειγμένοι* Z, *ἀλλὰ παραδεδεγμένοι* U *Ur* vulgo 7 *πίστιν* Z, corr. *Di* *ἀνασοβῆσαι μὲν Ca* 976, *ἀνασοβήσαντες* Z *Ur*, *ἀνασοβήσαντες καταπλήττειν Ur* not. 99 8 *τὸ*] *τοι* N *φρονιματίζεσθαι* W 10 *ἐβάλοντο* N 11—488, 17 V 109[r]—115[u], W 73[u]—77[u], N 116[u]—123[r], U 394—407, *Ur* CXLIV; v. ad p. 479, 20 11 *Ὅτι οἱ* Z *Di*, *Ὅτι δὲ οἱ Ur* vulgo, *Οἱ δὲ Sch* 12. 482, 1 *πελοπόνησον* W 13 *θεάριδαν* W *οἳ* Z, corr. *Ben* 307 *BW* 14 *παραστησόμενοι* (ex *παραστησάμενοι* N) Z, corr. *Na* 356 *Di* *διδάξαντες* N 15 *αὐρήλιον* Z ante *Ur*, *αὐρίλιον* VU 16 *ἀλογημάτων* Z ante *Be*, *ἀλγημάτων* U, unde *ἀσελγημάτων Ur* vulgo 17 *ἀνακάμπτειν* Z ante *Ur*, *ἀνακάπτειν* U *εἰς* Z *Ur* vulgo, *πρὸς* N *Di*; v. *BW Beitr.* 25

τῶν περὶ τὸν Σέξτον εἰς τὴν Πελοπόννησον καὶ δια-
λεγομένων τοῖς Ἀχαιοῖς ἐν τῇ τῶν Αἰγιέων πόλει
καὶ προφερομένων πολλοὺς καὶ φιλανθρώπους λό- [1155
γους, καὶ τὸ περὶ τοὺς πρεσβευτὰς ἔγκλημα παραπεμ-
πόντων καὶ σχεδὸν οὐδὲν προσδεόμενον δικαιολογίας, 5
ἀλλὰ βέλτιον ἐκδεχομένων τὸ γεγονὸς αὐτῶν τῶν
Ἀχαιῶν, καθόλου δὲ παρακαλούντων μὴ πορρωτέρω
προβῆναι τῆς ἁμαρτίας μήτε τῆς εἰς αὐτοὺς μήτε τῆς
6 εἰς τοὺς Λακεδαιμονίους, τὸ μὲν σωφρονοῦν μέρος
ἀσμένως ἀπεδέχετο τὰ λεγόμενα καὶ λίαν ἐνετρέπετο, 10
συνειδὸς αὑτῷ τὰ πεπραγμένα καὶ πρὸ ὀφθαλμῶν λαμ-
βάνον τὰ συμβαίνοντα τοῖς πρὸς Ῥωμαίους ἀντιταττο-
7 μένοις, τὸ δὲ πλῆθος τῶν ἀνθρώπων ἀντιλέγειν μὲν
οὐδὲν εἶχε τοῖς ὑπὸ τῶν περὶ τὸν Σέξτον λεγομένοις
δικαίοις, ἀλλ' ἦγε τὴν ἡσυχίαν, ἔμενε δὲ νοσοῦν καὶ 15
8 διεφθαρμένον. οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον
(καὶ) πάντες οἱ μετέχοντες αὐτοῖς τῆς αὐτῆς γνώμης·
οὗτοι δ' ἦσαν ὥσπερ ἐπίτηδες ἐξ ἑκάστης πόλεως κατ'
ἐκλογὴν οἱ χείριστοι καὶ τοῖς θεοῖς ἐχθροὶ καὶ λυμαι-
9 νόμενοι τὸ ἔθνος· καθάπερ ἡ παροιμία φησίν, οὐ μό- 20

---

4 *παραπέμπων* N 5 *καὶ σχεδὸν οὐδὲν προσδεόμενον* (*προσδεόμενοι* W) Z *Ur Di*, *καὶ σχεδὸν οὐδὲ προσδεομένων Ca* 977 vulgo, *ὡς* (vel *ὡς καὶ*) *σχεδὸν οὐδὲν προσδεόμενον Sch*, *καὶ σχεδὸν οὐδὲν προσδεομένων Be* 8 *αὑτοὺς* Z, corr. *Be*, *αὐτοὺς Di* 10 *ἐνετράπετο* WN 11 *αὐτῷ* (Z), corr. *Be* *λαμβάνων* Z, corr. *Ur* 12 *ῥωμαίοις* Z, corr. *Ur* 14 *εἶχεν* WU 16 *κροτόλαον* Z, corr. *Ur* 17 *καὶ* add. *Ca* 977 18 *δὲ* Z, corr. *Ben* 307 *BW* 19. 20 *λοιμῶν αἴτιοι. τὸ δὲ ἔθνος* Z, post *αἴτιοι* lac. indicat *Ca* 977, *λοιμοὶ* (*καὶ πάντων τῶν κακῶν*) *αἴτιοι. τὸ δὲ ἔθνος Rei* 729, *λοιμῶν αἴτιοι τῷ ἔθνει* (cum hiatu) *Sch*, *λυμεῶνες τοῦ ἔθνους* (cum hiatu) *Di* praef. IV 16 coll. Diod. 2, 55, 4, *λυμεωνευόμενοι τὸ ἔθνος Hu*, *λυμαινόμενοι τὸ ἔθνος BW* 20 *ἐν παροιμίᾳ ἔφη* Z, *ἡ παροιμία ἔφη* (cum hiatu) *Ur*, *ἐν παροιμίᾳ ἐστὶν* (cum hiatu) *Sch*, *ἐν παροιμίᾳ φασὶν Di* l. c. *Hu*, corr. *BW* auctore *Rei* 729; v. 10, 32, 11. 15, 26a, 1

νον τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο
τῇ λαιᾷ χειρί, καθόλου δὲ καὶ συλλήβδην παρέπαιον
τοῖς λογισμοῖς. ὑπέλαβον γὰρ τοὺς Ῥωμαίους διά τε 10
τὰς ἐν τῇ Λιβύῃ καὶ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις
5 δεδιότας τὸν ἀπὸ τῶν Ἀχαιῶν πόλεμον πᾶν ὑπομένειν
1348] καὶ πᾶσαν προΐεσθαι φωνήν. διὸ νομίσαντες 11
ἴδιον τὸ παρὸν ἀπεκρίθησαν φιλανθρώπως τοῖς πρε-
σβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀποστέλ-
λειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες
10 εἰς τὴν Τεγέαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμο-
νίοις * * *, ἵνα γένηταί τις ὡμολογημένη λύσις περὶ
τοῦ πολέμου. ταῦτα δ' ἀποκριθέντες ἐν τοῖς ἑξῆς 12
ἦγον ἐπὶ τὴν πάλαι προκειμένην αὐτοῖς ἄγνοιαν τὸ
ταλαίπωρον ἔθνος. καὶ τοῦτ' εἰκότως συνέβαινε γί- 13
15 νεσθαι δι' ἀπειρίαν καὶ κακίαν τῶν κρατούντων.

Τὸ δὲ τέλος τῆς ἀπωλείας ἠνύσθη τοιῷδέ τινι [11 (9)
τρόπῳ. παραγενομένων γὰρ εἰς τὴν Τεγέαν τῶν (3) 2
περὶ τὸν Σέξτον καὶ τοὺς Λακεδαιμονίους ἐπισπασα-
μένων χάριν τοῦ σύμφωνον αὐτοῖς γενέσθαι πρὸς
20 τοὺς Ἀχαιοὺς τήν τε περὶ τῶν προγεγονότων [1156

2 *λαιᾷ* *Ca* 977, *δὲ μιᾷ* Z, *δὲ λαιᾷ* *Ur* in marg. *παρα-παῖον* Z, corr. *Ca* 977 6 *προϊέσθαι* N *διὸ νομίσαντες* Z ante *Ur*, *διανομίσαντες* superscripto ὁ super prius α V, *δι' ὃν νομίσαντες* U 8 *ἀποστελεῖν* *Rei* 729 10. 17. 484, 5 *τέγεαν* Z, corr. *Di* 11. 12 * * *] post *πολέμου* lac. indicat *Ca* 977, ante *ἵνα* add. *ἐπιμελήσεσθαι* vel *προνοηθήσεσθαι* (cum hiatu) *Rei* 729, *φροντιεῖν* *Hu*, *πᾶν ποιήσειν* *BW* 11 *περὶ* Z, del. *Rei* 729 *Sch* vulgo, tenet *BW* 12 *ταῦτ' ἀποκρ.* super posterius τ superscriptis δ' ά V 14 *ταλαίπορον* WN 16. 17 V[m] add.: *περὶ τῶν στρᾶτ*, W[m] N[m]: *ζήτει ἐν τῷ περὶ στρατηγημάτων: περὶ τῶν στρατ:*; v. *BW Beitr.* 21 16 *τὸ δὲ τέλος τῆς ἀπωλείας* repetit et priora del. W ante *τινι* add. *δὲ* U *Ur*, om. Z *Ca* 977 vulgo 17 post *παραγεν.* add. et del. *δὲ* W 18 *ἐπισπα-μένων* V 19 *σύμφονον* V 20 *ἀχαιοὺς* *Ur*, *καρχηδονίους* ZW[m], *λακεδαιμονίους* W

ἐγκλημάτων δικαιοδοσίαν (καὶ) τὴν κατὰ τὸν πόλεμον
ἐποχήν, ἕως ἂν πέμψωσι Ῥωμαῖοι τοὺς περὶ τῶν ὅλων
3 ἐπισκεψομένους, συνεδρεύσαντες οἱ περὶ τὸν Κριτόλαον
ἔκριναν τοὺς μὲν ἄλλους διακλῖναι τὴν ἀπάντησιν,
4 τὸν δὲ Κριτόλαον προάγειν εἰς τὴν Τεγέαν. ὁ μὲν 5
οὖν προειρημένος ἤδη σχεδὸν ἀπηλπικότων τῶν περὶ
5 τὸν Σέξτον ἦλθε, γενομένης δὲ συγκαταστάσεως πρὸς
τοὺς Λακεδαιμονίους εἰς οὐδὲν συγκατέβαινεν, φήσας
οὐκ ἔχειν ἐξουσίαν οὐδὲν οἰκονομεῖν ἄνευ τῆς τῶν
πολλῶν γνώμης· ἐπανοίσειν δὲ τοῖς Ἀχαιοῖς εἰς τὴν 10
ἑξῆς ἔφη σύνοδον, (ἣν ἔδει) γενέσθαι μετὰ μῆνας ἕξ.
6 διὸ σαφῶς ἐπιγνόντες οἱ περὶ τὸν Σέξτον ἐθελοκα-
κοῦντα τὸν Κριτόλαον καὶ δυσχεραίνοντες ἐπὶ τοῖς
ἀπαντωμένοις τοὺς μὲν Λακεδαιμονίους ἀπέλυσαν εἰς
τὴν οἰκείαν, αὐτοὶ δ' ἐπανῆγον εἰς τὴν Ἰταλίαν, κατ- 15
7 εγνωκότες ἄγνοιαν καὶ μανίαν τοῦ Κριτολάου. ὁ δὲ
Κριτόλαος χωρισθέντων τούτων ἐπιπορευόμενος κατὰ
1349] τὸν χειμῶνα τὰς πόλεις ἐκκλησίας συνῆγε, προ-
φάσει μὲν χρώμενος ὅτι βούλεται τὰ ῥηθέντα πρὸς
τοὺς Λακεδαιμονίους καὶ πρὸς τοὺς ἐν τῇ Τεγέᾳ δια- 20
8 σαφεῖν αὐτοῖς, τῇ δ' ἀληθείᾳ κατηγορίαν ποιούμενος
Ῥωμαίων καὶ πᾶν τὸ λεγόμενον ὑπ' ἐκείνων ἐπὶ τὸ
9 χεῖρον ἐκδεχόμενος, ἐξ ὧν δυσμένειαν καὶ μῖσος ἐνειρ-
10 γάζετο τοῖς ὄχλοις. ἅμα δὲ τούτοις παρήγγειλε τοῖς
ἄρχουσι μὴ πράττειν τοὺς ὀφειλέτας μηδὲ παραδέ- 25

---

1 καὶ add. *Ur* 2 ὑποχὴν WN, ἐποχὴν Z *Ur* not. 100, om. *Ur* vulgo ante *Rei* 729 *Sch* 3 ἐπισκεψομένους Z *Ca* 978, ἐπισκεψαμένους *Ur* 4 τοὺς *Rei* 729 *Sch*, πλείστους Z διακλίναι Z, corr. Didotiana 5 οἱ — 6 προειρημένοι Z, corr. *Ur* 7 ἦλθον man. antiqua in U 9 οὐδὲ V, ut videtur 11 ἔφη *Ur* pro ἐφ' ᾗ ἣν ἔδει *Di*, αὐτῇ Z, ἥτις ἔμελλε *Ur* 14 ἀπατωμένοις Z, corr. *Ur* 20 καὶ πρὸς del. *Rei* 729 *Be*, sed v. *Sch* VIII 1, 153

χεσθαι τοὺς ἀπαγομένους εἰς φυλακὴν πρὸς τὰ χρέα, τοὺς (δ') ἐράνους ἐπιμόνους ποιεῖν, ἕως ἂν λάβῃ τὰ τοῦ πολέμου κρίσιν. λοιπὸν ἐκ τῆς τοιαύτης δημ- 11 αγωγίας πᾶν τὸ λεγόμενον ὑπ' αὐτοῦ πιστὸν ἐγίνετο,
5 καὶ πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμον ἦν τὸ πλῆθος, περὶ μὲν τοῦ μέλλοντος ἀδυνατοῦν προνοεῖσθαι, τῇ δὲ παρ' αὐτὰ χάριτι καὶ ῥᾳστώνῃ δελεαζόμενον.

Ὁ δὲ Κόιντος ὁ Καικίλιος ἐν τῇ Μα- [12 (10) (4) κεδονίᾳ τάδε πυνθανόμενος (καὶ) τὴν ἐν
10 Πελοποννήσῳ γενομένην ἀκρισίαν καὶ ταραχὴν ἐξέπεμψε πρεσβευτὰς Γνάιον Παπείριον καὶ τὸν νεώ- [1157 τερον Ποπίλιον Λαινᾶτον, σὺν δὲ τούτοις Αὖλον Γαβίνιον καὶ Γάιον Φάννιον· οἳ καὶ συνηγμένων τῶν 2 Ἀχαιῶν εἰς Κόρινθον, κατὰ τύχην ἐλθόντες εἰς τοῦ-
15 τον τὸν καιρὸν καὶ παραχθέντες εἰς τὰ πλήθη διετίθεντο πολλοὺς οὗτοι καὶ φιλανθρώπους λόγους παραπλησίους τοῖς περὶ τὸν Σέξτον, πᾶσαν ἐνδεικνύμενοι 3 φιλοτιμίαν χάριν τοῦ μὴ προβῆναι τοὺς Ἀχαιοὺς εἰς ὁλοσχερεστέραν ἀπέχθειαν πρὸς Ῥωμαίους μήτ' ἐ(κ)
20 τῆς πρὸς Λακεδαιμονίους προφάσεως μήτε διὰ τῆς πρὸς αὐτοὺς ἐκείνους ἀλλοτριότητος. ὧν οἱ μὲν πολ- 4

---

1 ἀπαγομένους Z Ca 978, ἐπαγομένους Ur 2 δ' add. Sch 3 λοιπὸν bis in VWN 6 post μὲν del. οὖν Rei 729 Hu 7 παρ' αὐτοῦ Z, corr. Rei 729 Sch ῥαστῶνι Z, corr. Ur 9 τάδε Z Ca 978, τὰ δὲ Ur not. 101, om. Ur καὶ add. Ur 10 πελοπονήσω W 11 πρεσβευτὰς Z ante Ur, ταραχὰς U 12 Ποπίλιον Λαινᾶτον Hu Fleckeis. annal. 1870, 735 s., ἀλίωνα μαῖνον (λαῖνον additis in marg. ἴσως μαῖνον V) Z, σπιπίωνα ἀφρικάνον Ur, v. Rei 730 et Sch VIII 1, 154 s. αὖλον Z, corr. Ernestus 17 τοῖς Z Ur not. 101 Be, τοῖς τῶν Ur vulgo παρὰ τὸν σέξτον Z, corr. Ur, παρὰ τοῦ σέξτου coni. Ur not. 101 18 τοῦ τοῦ N παραβῆναι Z vulgo, προβῆναι N ante Sch lex. 424 Di 19 μήτ' ἐκ Hu (v. 2, 17, 3), μήτε Z, μήτε διὰ Ur vulgo 20 λακεδαιμονίους ex λακεδαιμονίοις V

λοὶ διακούοντες οὐδαμῶς ἀνείχοντο, χλευάζοντες δὲ
τοὺς πρέσβεις μετὰ θορύβου καὶ κραυγῆς ἐξέβαλον.
5 καὶ γὰρ συνηθροίσθη πλῆθος ἐργαστηριακῶν καὶ
1350] βαναύσων ἀνθρώπων ὅσον οὐδέποτε· πᾶσαι μὲν
γὰρ ἐκορύζων αἱ πόλεις, πανδημεὶ δὲ καὶ μάλιστά πως ἡ 5
6 τῶν Κορινθίων. ὀλίγοις δέ τισι καὶ λίαν ἤρεσκε τὰ
7 λεγόμενα διὰ τῶν πρεσβευτῶν. ὁ δὲ Κριτόλαος, ὥσπερ
κατ' εὐχὴν ὑποθέσεως ἐπειλημμένος καὶ θεάτρου συνενθουσιῶντος
καὶ παρεστηκότος ταῖς διανοίαις, κατανίστατο
μὲν τῶν ἀρχόντων, διέσυρε δὲ τοὺς ἀντιπολι- 10
τευομένους, ἐνεπαρρησιάζετο δὲ τοῖς τῶν Ῥωμαίων
8 πρεσβευταῖς, φάσκων βούλεσθαι μὲν Ῥωμαίων φίλος
ὑπάρχειν, δεσπότας δ' οὐκ ἂν εὐδοκῆσαι κτησάμενος.
9 καθόλου δὲ παρήνει, λέγων ὡς, ἐὰν μὲν ἄνδρες ὦσιν,
οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν (δ') ἀνδρόγυνοι, κυ- 15
10 ρίων. καὶ πολλὰ δή τινα πρὸς ταύτην τὴν ὑπόθεσιν
ἐμπορεύων καὶ μεθοδευόμενος ἐκίνει καὶ παρώξυνε
11 τοὺς ὄχλους. ἐποίει δ' ἐμφάσεις καὶ περὶ τοῦ μὴ τυχόντως
χρῆσθαι ταῖς ἐπιβολαῖς, ἀλλὰ καὶ τῶν βασιλέων

---

1 *ἠνείχοντο Di*, sed v. ad 14, 1, 10 *πλεονάζοντες* WN 2 *ἐξέβαλον* N *Hu* (*E.Z.* XXI 6), *ἐξέβαλλον* Z vulgo 3 *ἐργαστικῶν* coni. *Sch*, sed v. Diod. 31, 25, 1 4 post *οὐδέποτε* addendum esse *πρότερον* coni. *Hu* 5 *γὰρ* Z *Hu* (ut coniecerat *Sch*), om. U vulgo *ἐκορύζων* V ante *Rei* 730 *Be*, *ἐκορύζωντο* N, *ἐκόρυζον* Z vulgo *αἱ πόλεις*] *ἀπόλεις* V 8 *ἐπειλημμένος* Z ante *Rei* 730 et Ernestum, *ἐπιλημμένος* U *Ur* vulgo 9 *παρεστηκότως* V *κατανίσταντο* Z, *κατενίσταντο* W, *κατενισταντο* (s. acc.) N, corr. *Ur* 12 *ῥωμαίων φίλος* V ante *Rei* 730 *Sch*, *ῥωμαίων φίλους* Z, *ῥωμαίους φίλους Ur* vulgo 14 *δ' ἐπαρῴνει Rei* 730, *δὲ παρήνει πρὸς τὸν πόλεμον* coni. *Sch* 15 *δ'* add. *Ca* 979 17 *ἐμπειρεύων Rei* 730 (sed v. *Sch* VIII 1, 157), *ῥητορεύων* Cobetus *Mnemos.* 1881, 24, sed v. C. Schenkelium *Bursians Jahresber.* cet. XXXVIII (1884), 1, 249 *παρώξυνε* Z ante *Ur*, *παρώξεινε* U 18 *τυχόντος* Z, *στυχόντος* V ut videtur, corr. *Ur*

τινὰς καὶ τῶν πολιτευμάτων ἔνια κοινωνεῖν αὐτῷ τῆς
προθέσεως. τῶν δὲ τῆς γερουσίας βουλομέ- [13 (11
νων ἐπιλαμβάνεσθαι καὶ κωλύειν αὐτὸν τῶν (5)
τοιούτων λόγων, περισπασάμενος τοὺς στρατιώτας
5 κατανίστατο, κελεύων προσελθεῖν, ἐγγίσαι, τολμῆσαί
τινα μόνον ἅψασθαι τῆς χλαμύδος. καθόλου δ' ἔφη 2
πολὺν ἤδη χρόνον παρακατεσχηκὼς αὐτὸν οὐκέτι δύ-
νασθαι καρτερεῖν, ἀλλ' ἐρεῖν τὸ φαινόμενον. δεῖν γὰρ 3
οὐ Λακεδαιμονίους οὐδὲ Ῥωμαίους ἀγωνιᾶν οὕτως [1158
10 (ὡς) τοὺς ἐξ αὐτῶν συνεργοῦντας τοῖς ἐχθροῖς· εἶναι
γάρ τινας τοὺς πλεῖον Ῥωμαίοις εὐνοοῦντας καὶ Λακε-
δαιμονίοις ἢ τοῖς σφετέροις πράγμασιν. καὶ τούτων 4
πίστιν ἔφερεν· ἔφη γὰρ Εὐαγόραν τὸν Αἰγιέα καὶ
1351] τὸν Τριταιέα Στρατίον πάντα τὰ λεγόμενα δι'
15 ἀπορρήτων ἐν ταῖς συναρχίαις διασαφεῖν τοῖς περὶ
τὸν Γνάιον. τοῦ δὲ Στρατίου συμμεμιχέναι μὲν τοῖς 5
ἀνθρώποις ὁμολογοῦντος καὶ μετὰ ταῦτα συμμίξειν
φάσκοντος φίλοις οὖσι καὶ συμμάχοις, ἀνηγγελκέναι
δ' ὁρκιζομένου μηδὲν τῶν ἐν ταῖς συναρχίαις εἰρημέ-
20 νων, ὀλίγοι μέν τινες ἐπίστευον, οἱ δὲ πλείους προσ-

---

1 *πολιτευομένων* Z, corr. *Ur* 4 *περιστησάμενος* Cobetus *Mnemos.* 1858, 209, sed v. *Rei* 730s. et *Sch* VIII 1, 158 6 *χλαμίδος* WN 7 *παρακατεσχηκὸς* Z, corr. *Ur* *αὐτὸν* Z, corr. *Ur* 9. 10 *οὕτως* Z[a], *οὕτω* U *Ur*, *ὡς οὕτω* *Ca* 979 (errore pro *οὕτως ὡς*), corr. *Gro* 10 *αὐτῶν* Z, *αὐτῶν* vulgo post *Be* *συνεργοῦντας* Z ante *Ur*, *συνεργοῦντος* U *ἐχθροῖς* Z, U[m] addito *γρ'*, *αὐτοῖς* U 11 *πλεῖον* Z, *πλεῖον* vel *πλεῖοι* V, *πλείονας* N, corr. *Ur* *ῥωμαίους* superscripto *οις* W *λακεδαιμονίους* Z, corr. *Ur* 13 *αἰγέα* Z, corr. *Ur* 14 *τριταῖον* VU, *τρίτατον* N (W s. acc.), *τριτταιέα* *Ur*, corr. *Ur* not. 101 *Sch* *στρατίγιον* Z, *στρατήγιον* U vulgo, *Στράτιον* *Sch*, *Στρατίον* *Be* 15 *διασαφεῖν* ex *σαφεῖν* V 16 *στρατιγίου* Z, *στρατηγίου* W *Ur*, corr. *Sch* *συμμεμιγέναι* N 18 *φασκοντας* super *τας* addito *τος* W 19 *δ' ὁρκιζομένου* *BW*, *διοριζόμενος* Z, *δὲ* (immo *δ'*) *ὁρκιζόμενος* *Ur* vulgo, *δὲ διοριζομένου* *Hu*

6 εδέχοντο τὰς διαβολάς. ὁ δὲ Κριτόλαος παροξύνας τοὺς ὄχλους διὰ τῆς τούτων κατηγορίας ἔπεισε τοὺς Ἀχαιοὺς πάλιν ψηφίσασθαι λόγῳ μὲν τὸν πρὸς Λακε-
7 δαιμονίους πόλεμον, ἔργῳ δὲ τὸν πρὸς Ῥωμαίους· καὶ προσεπεμέτρησεν ἕτερον ψήφισμα παράνομον, ὥστε 5 κυρίους εἶναι τοὺς ἀνθρώπους οὓς [ἂν] ἐπὶ στρατηγίαν αἱρήσονται· δι' οὗ τρόπον τινὰ μοναρχικὴν ἀνέλαβεν ἐξουσίαν.

8 Οὗτος μὲν οὖν ταῦτα διοικησάμενος ἐγίνετο περὶ τὸ πραγματοκοπεῖν καὶ Ῥωμαίοις ἐπιβάλλειν τὰς χεῖ- 10 ρας, οὐδενὶ λόγῳ τοῦτο πράττων, ἀλλὰ πάντων ἀσεβε-
9 στάτοις καὶ παρανομωτάτοις ἐπιβαλλόμενος· τῶν δὲ πρέσβεων ὁ μὲν Γνάιος εἰς Ἀθήνας ἀπῆρεν κἀκεῖθεν εἰς Λακεδαίμονα προσεδρεύσων τοῖς καιροῖς, ὁ δ' Αὖλος εἰς Ναύπακτον, οἱ δὲ δύο μέχρι τῆς τοῦ Και- 15 κιλίου παρουσίας ἔμειναν ἐν ταῖς Ἀθήναις. καὶ τὰ μὲν κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. —

1357 14 (39, 7) (40, 1) Ὅτι Πυθέας ἦν μὲν ἀδελφὸς [1164 Ἀκαστίδου τοῦ σταδιέως, υἱὸς δὲ Κλε-

---

1 παροξύνας Z ante *Ur*, παροξύναι U 4 ῥωμαίους ex ῥωμαίοις N 5 πρὸς ἐμέτρισεν V, προσεμέτρισεν Z *Ur*, προσεμέτρησεν *Ca* 980, corr. *Sch* lex. 528 *Di* post ὥστε add. πάντων *Rei* 731 6 ἂν — 7 αἱρήσωνται VU *Sch*, ἂν — αἱρήσκονται Z, ἂν — αἱρήσονται *Ur*, corr. God. Hermannus de part. ἂν 37 *Di* 6 στρατοπεδείᾳ (Z) *Ur*, στρατηγίᾳ *Rei* 731, corr. *Di* 7 δι' ὃν τρόπον Z *Ur*, δ' ἃ τρόπον *Ca* 980, δι' οὗ τρόπον *Di*, διὸ τρόπον *Hu*, corr. *BW* coll. 1, 47, 2. 10, 22, 9 ἀνέλαβεν ex ἀνέλαβον V 10 πραγματοκοπεῖν Z ante *Ur*, πραγματοπεῖν U ῥωμαίοις Z *Ca* 980, ῥωμαίους *Ur* 11 ἀσεβεστάτοις ex ἀσεβεστάτους V 12 παρανομοτάτοις Z, corr. *Ca* 980 ἐπιβαλλόμενος Z *Na* 348 *Di*, ἐπιλαβόμενος U *Ur*, ἐπιβαλόμενος *Ca* 980 vulgo 13 εἰς Z ante *Be*, ἐς *Ur* vulgo ἀπῆρεν (Z) *Ur* vulgo, ἀπῆρε V[s] *Hu* 15 αὖλος *Rei* 732 *Sch* pro ἄλλος νάπακτον W 17 πελοπόνησον W Subscribunt VWN: τέλος τῆς πολυβίου ἱστορίας 18—489, 5 P 268[r],

ομνάστου, κακῶς δὲ βεβιωκὼς καὶ δοκῶν ἑαυτῷ [1165 παρακεχρῆσθαι τὴν πρώτην ἡλικίαν, ὁμοίως δὲ καὶ 2 κατὰ τὴν πολιτείαν θρασὺς καὶ πλεονέκτης καὶ δι' Εὐμένους καὶ Φιλεταίρου σεσωματοποιημένος (διὰ) τὰς 5 προειρημένας αἰτίας. —

Polybius Achivus quamvis tunc in Africa cum 3 Scipione fuerit, tamen quia domesticam cladem ignorare non potuit, semel in Achaia pugnatum Critolao duce asserit. Diaeum vero adducentem ex Arcadia 10 militem ab eodem Metello praetore oppressum cum exercitu docet. —

1358] Ὅτι τοῦ Κριτολάου τοῦ στρατηγοῦ τῶν [15 (39, 8) (40, 2) Ἀχαιῶν μετηλλαχότος, καὶ τοῦ νόμου κελεύοντος, ἐπὰν συμβῇ τι περὶ τὸν ἐνεστῶτα στρατηγόν, τὸν 15 προγεγονότα διαδέχεσθαι τὴν ἀρχήν, ἕως ἂν (ἡ) καθήκουσα σύνοδος γένηται τῶν Ἀχαιῶν, ἐπέβαλε τῷ Διαίῳ 2 χειρίζειν καὶ προεστάναι τῶν κοινῶν πραγμάτων. διόπερ ἐκπέμψας εἰς τὰ Μέγαρα καὶ παραγενόμενος 3 εἰς Ἄργος ἔγραψε ταῖς πόλεσι πάσαις τῶν οἰκογενῶν 20 καὶ παρατρόφων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις εἰς μυρίους καὶ δισχιλίους ἐλευθεροῦν καὶ καθοπλίσαντας πέμπειν εἰς τὴν Κόρινθον. ἐμέρισε δὲ ταῖς πόλεσι 4

Va 181; v. *Ni* l. c. 276, *Stei* 53 19 ἀκατίδουσ P, corr. Bergkius *Di*, v. C. I. A. II 2 n. 966 A 9. 11 κλεομένουσ P, corr. idem *BW*

1 ἑαυτοῦ vel ἑκάστῳ *Rei* 771 2 παρα|κεχωρίσθαι P, παρακεχωρῆσθαι *Va*, corr. *Sch* lex. 447 *Di* 4 σεσωματοποιημένος διὰ *Di* auctore *Sch* pro σω|ματοποιησάμενοσ 6—11 Oros. 5, 3; id fragmentum detexit *Ur* 294 12—492, 11 P 268r—269r, *Va* 181; v. Pausan. 7, 15 ss. (cf. C. Wachsmuthium *Leipz. Stud.* X 292 ss.), Liv. epit. 52, *Ni* l. c., *Stei* l. c. 13. 16 ἀχεῶν P, corr. *Va* 14. 15 τὸν πο γεγονότα P, corr. *Va* 15 ἡ add. *Sch* coll. 4, 14, 1; 26, 7

τὴν ἐπιβολὴν τῶν σωμάτων εἰκῇ καὶ ἀνίσως, καθάπερ
5 καὶ περὶ τῶν ἄλλων ἔπραττεν. οἷς δ' ἂν ἐλλείπῃ τὸ
τῶν παρατρόφων πλῆθος, ἀναπληροῦν ἔδει τὴν ἑκάστοις
6 καθήκουσαν μοῖραν ἐκ τῶν ἄλλων οἰκετῶν. θεωρῶν
δὲ τὴν ἀπορίαν τὴν ἐν τοῖς κοινοῖς ἰσχυρὰν οὖσαν 5
διὰ τὸν πρὸς Λακεδαιμονίους γεγονότα πόλεμον, ἐπαγ-
γελίας ποιεῖσθαι συνηνάγκαζε καὶ κατ' ἰδίαν εἰσφέρειν
τοὺς εὐπόρους, οὐ μόνον τοὺς ἄνδρας ἀλλὰ καὶ τὰς
7 γυναῖκας. ἅμα δὲ τούτοις παρήγγειλεν πανδημεὶ τοὺς
ἐν ταῖς ἡλικίαις ἀθροίζεσθαι μετὰ τῶν ὅπλων εἰς τὴν 10
8 Κόρινθον. ἐξ ὧν συνέβαινε γίνεσθαι τὰς πόλεις
9 πλήρεις ἀκρισίας, ταραχῆς, δυσθυμίας. καὶ τοὺς μὲν
ἀπολωλότας ἐπῄνουν, τοὺς δ' ἐκπορευομένους ἠλέουν,
καὶ προσκατεκλαίοντο πάντες ὡσανεὶ προορώμενοι τὸ
10 μέλλον· τὴν δὲ τῶν οἰκετῶν ἀνάτασιν καὶ τὸν ἐπι- 15
συρμὸν βαρέως ἔφερον, ὡς ἂν τῶν μὲν ἠλευθερωμένων
ἄρτι, τῶν δὲ λοιπῶν πρὸς τὴν ἐλπίδα ταύτην μεμε- [1166
11 τεωρισμένων. ἅμα δὲ τούτοις οἱ μὲν ἄνδρες εἰσφέ-
ρειν ἠναγκάζοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ὅ,τι τις
ἔχειν δόξειεν, αἱ δὲ γυναῖκες ἀφαιρούμεναι σφῶν αὐ- 20
τῶν καὶ τῶν ἰδίων τέκνων τὸν κόσμον ὥσπερ ἐπίτηδες
16 (39, 9)] εἰς αὐτὸν τὸν ὄλεθρον εἰσέφερον. ἁπάντων
(40, 3) (δὲ) τούτων ἐν ἑνὶ καιρῷ συμβαινόντων, ἡ
τῶν κατὰ μέρος ἀεὶ προσπιπτόντων κατάπληξις ἀφῃ-
1859] ρεῖτο τῶν ἀνθρώπων τὴν ὑπὲρ τῶν ὅλων ἐπίστασιν 25

4 |μύραν P, corr. *Va* 9 παρήγγειλεν P *BW*, παρήγγειλε *Va* vulgo πανδημεῖ P, corr *Va* 10 ἀθροίζεσθαι P, corr. *BW* I 77 14 προκατέκλαιον *Rei* 771, sed v. *Sch* VIII 1, 171, προσκατεκλάοντο *Di* 15 ἀνάστα|σιν P, corr. *Rei* 771 s. *Di* 16 ηλευθε|ρομένων (s. spir.) P, corr. *Va* 19 αὐτῶν P, corr. *Be* 20 αἱ δε | γυναίκαισ P, corr. *Va* 21 ἐπίτιδεσ P, corr. *Va* 22. 491, 2 ὄλεθρον P, corr. *Va* 23 δὲ add. *Va* ἡ *Va* pro ᾗ

καὶ διάληψιν, δι' ἧς ἔμελλον προνοεῖσθαι (δι)ότι πάν-
τες εἰς πρόδηλον ὄλεθρον ἄγονται μετὰ τέκνων καὶ
γυναικῶν. λοιπόν, οἷον ὑπὸ χειμάρρου τινὸς λάβρου 2
προωθούμενοι καὶ φερόμενοι μετὰ βίας, ἐπηκολούθουν
5 τῇ τοῦ προεστῶτος ἀγνοίᾳ καὶ παρακοπῇ. Ἠλεῖοι μὲν 3
γὰρ καὶ Μεσσήνιοι κατὰ χώραν ἔμειναν, προσδοκῶντες
τὸν ἀπὸ τοῦ στόλου κίνδυνον· οὓς οὐδὲν ἂν τῶν παρ-
όντων ὤνησεν, εἴπερ ἐφάνη τὸ νέφος ἐκεῖνο κατὰ
τὴν ἐξ ἀρχῆς πρόθεσιν. Πατρεῖς δὲ καὶ τὸ μετὰ τού- 4
10 των συντελικὸν βραχεῖ χρόνῳ πρότερον ἐπταίκει κατὰ
τὴν Φωκίδα, καὶ τὸ συμβαῖνον ἦν πολλῷ τῶν κατὰ
Πελοπόννησον ἐλεεινότερον. οἱ μὲν γὰρ ἐκ τοῦ ζῆν 5
παραλόγως αὑτοὺς ἐξῆγον, οἱ δ' ἔφευγον ἐκ τῶν πό-
λεων ἀνοδίαις, πρὸς οὐδὲν ὡρισμένον ποιούμενοι τὴν
15 ἀναχώρησιν διὰ τὴν ἔκπληξιν τῶν γινομένων ἐν ταῖς
πόλεσιν. καὶ οἱ μὲν ἦγον ἐκδώσοντες ἀλλήλους τοῖς 6
πολεμίοις ὡς ἀλλοτρίους γεγονότας Ῥωμαίων, οἱ δ' ἐμή-
νυον καὶ κατηγόρουν τῶν πέλας, οὐδενὸς ἐπιζητοῦντος
κατὰ τὸ παρὸν τὴν τοιαύτην χρείαν· οἱ δὲ μεθ' ἱκετη-
20 ρίας ἀπήντων, ὁμολογοῦντες παρεσπονδηκέναι καὶ
πυνθανόμενοι τί δεῖ πάσχειν, μηδέπω μηδενὸς ἐπιζη-
τοῦντος λόγον ὑπὲρ τούτων. πάντα δ' ἦν πλήρη παρ- 7
ηλλαγμένης φαρμακείας τῶν ῥιπτούντων ἑαυτοὺς εἰς
τὰ φρέατα καὶ κατὰ κρημνῶν, ὥστε κατὰ τὴν παροι-

---

1 *διότι* *Ben* 309 *BW* pro ὅτι 2 ἅ|γονται P, corr. *Va* 5 *ἀγνοια* (s. acc.) P, *ἀνοίᾳ* *Va*, corr. *Hu* 9 *πρόθεσι* P, corr. *Va* 11 *καὶ ἦν τὸ* | *συμβαῖνον* P, transponit *BW* Fleckeis. annal. 1889, 683 s. *τῶν* del. coni. *Sch* 13. 17 *δὲ* P, corr. *Ben* 309 *BW* 22 **πάντα — 492, 1 περιπέτειαν τοῦ ἀνθρώπου**: **Suid. v. περιπέτεια** 22 **πάντα — 24 κρημνῶν: Suid. v. φαρμακείας** 22 *παρηλλαγμένης* *Hu* Fleckeis. annal. 1870, 728, *ἀρχομένησ* P Suid. utroque loco, in suspicionem vocat *Sch*, *μαινομένης* *Ben* 309 s. 24 *κριμνῶν* P, corr. *Va*

μίαν κἂν ἐχθρὸν ἐλεῆσαι θεασάμενον τὴν τότε περι-
8 πέτειαν τῆς Ἑλλάδος. τὸν μὲν γὰρ πρὸ τοῦ χρόνον
ἐσφάλλοντο καὶ τοῖς ὅλοις ἔπταιον ἐνίοτε, ποτὲ μὲν
ὑπὲρ πραγμάτων διαφερόμενοι, ποτὲ δὲ παρασπονδού-
9 μενοι διὰ τῶν μονάρχων· κατὰ δὲ τοὺς νῦν λεγο- [1167
μένους καιροὺς ἠτύχησαν ἀτυχίαν ὁμολογουμένην διὰ
τὴν τῶν προεστώτων ἀβουλίαν καὶ διὰ τὴν ἰδίαν
10 ἄγνοιαν. οἱ δὲ Θηβαῖοι ἐκλιπόντες πανδημεὶ τὴν πό-
1360] λιν ἔρημον τελέως κατέλειπον· ἐν οἷς καὶ Πυθέας
εἰς Πελοπόννησον ἀποχωρήσας μετὰ γυναικὸς καὶ τῶν 10
τέκνων ἠλᾶτο κατὰ τῆς χώρας. —
11 Παράδοξος αὐτῷ ἐφάνη ἡ ἀπάντησις τῶν πολεμίων.
ἀλλά μοι δοκεῖ κατὰ τὴν παροιμίαν κενὰ κενοὶ λογί-
ζονται. λοιπὸν εἰκότως τοῖς τοιούτοις τὰ πρόδηλα
παράδοξα φαίνεται. — 15
12 Καὶ ἐβουλεύετο περὶ τῆς εἰς οἶκον ἀνακομιδῆς,
ὅμοιον ποιῶν ὡς εἴ τις ἄπειρος ὑπάρχων τοῦ νεῖν καὶ
μέλλων αὐτὸν ῥίπτειν εἰς τὸ πέλαγος περὶ μὲν τοῦ
ῥῖψαι μὴ βουλεύοιτο, ῥίψας δὲ διανοοῖτο περὶ τοῦ
πῶς ἂν ἐκνήξαιτο πρὸς τὴν γῆν. — 20
17 (39, 10)] Ὅτι ἄρτι τοῦ Διαίου παρόντος εἰς τὴν
(40.4) Κόρινθον, καθεσταμένου στρατηγοῦ διὰ

---

2 τῆς Ἑλλάδος] τοῦ ἀνθρώπου Suid. 4 |ὑπὸ P, corr. *Di* auctore *Sch* 8 ἄγνοιαν P *Hu*, ἄνοιαν *Va* vulgo λείποντες *BW* 9 κατέλειπον P *Hu* *E.Z.* XXV 8 *BW*, κατέλιπον *Va* vulgo 12—15 M 95, 5—8 *Hey*; v. Pausan. l. c. 12 αὐτῷ] Diaeo 13 ἀλλ' ὡς ἐμοὶ coni. *BW* 15 φαίνονται M, corr. *Lu* 16—20 M 95, 8—12 *Hey* 16 ἐβουλεύετο] Diaeus 17 νεῖν *Ge*, |πονεῖν M 18 αὐτὸν M, corr. *Lu* ῥιπτεῖν *Di* 19 ῥίψαι| M, corr. *Lu* 20 post γῆν continuo add. M: οὐδὲ γὰρ ἐπὶ cet.; v. ad 38, 18, 5 21—496, 8 P 296ʳ—270ʳ, *Va* 185 21 ἄρτι P Salmasius ad oram sui exempli edit. Valesianae (v. *BW* IV cap. II) *Hu*, om. *Va* vulgo 22 (καὶ) καθεστ. coni. *Sch*

τῶν πολλῶν, ἧκον οἱ περὶ τὸν Ἀνδρωνίδαν παρὰ τοῦ
Καικιλίου· καθ' ὧν προδιαδοὺς φήμην ὡς συμφρο- 2
νούντων τοῖς ἐχθροῖς, παρέβαλε τοὺς ἀνθρώπους τοῖς
ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλληφθέντας ἀπαχ-
5 θῆναι δεδεμένους. ἧκε δὲ καὶ Φίλων ὁ Θετταλὸς 3
πολλὰ φιλάνθρωπα τοῖς Ἀχαιοῖς προτείνων· ὧν ἀκού- 4
οντες συνέπραξάν τινες τῶν ἐκ τῆς χώρας, ἐν οἷς ἦν
καὶ Στρατίος ἤδη γηραιὸς ὤν, ὃς ἐμπλεκόμενος καὶ
λιπαρῶν ἐδεῖτο τοῦ Διαίου πεισθῆναι τοῖς ὑπὸ τοῦ
10 Καικιλίου προτεινομένοις. οἱ δὲ συνεδρεύσαντες τοῖς 5
μὲν ὑπὸ τοῦ Φίλωνος λεγομένοις οὐ προσεῖχον· οὐκ 6
ἐνόμισαν γὰρ κοινὴν εἶναι τὴν σωτηρίαν, ἀλλ' α(ὐτοὺς
κατ' ἰ)δίαν τὸ σφέτερον συμφέρον καὶ τὴν αὑτῶν
ἀσφάλειαν ἐν πλείστῳ τιθεμένους ταῦτα λέγειν. (διὸ)
15 πρὸς τοῦτον τὸν σκοπὸν ἐβουλεύσαντο περὶ τῶν ἐν-
εστώτων, εἰ καὶ πάντων ἅμα διήμαρτον. σαφῶς γὰρ 7
σφίσι τὰ πεπραγμένα συνειδότες οὐδαμῶς ἐδύναντο
πιστεῦσαι διότι τύχοιεν ἄν τινος ἐλέου παρὰ Ῥωμαίων.
τὸ δ' ὑπὲρ τῶν πραγμάτων καὶ τῆς τῶν πολλῶν σω- 8
1361] τηρίας παθεῖν ὅ,τι δέοι γενναίως οὐδ' ἐν νῷ [1168
καθάπαξ ἐλάμβανον· ὅπερ ἦν ἀνδρῶν φιλοδόξων καὶ
προστατεῖν φασκόντων τῆς Ἑλλάδος. ἀλλὰ γὰρ πῶς 9
ἔμελλε καὶ πόθεν παραστήσεσθαι τοῦτο τὸ φρόνημα

---

2 ante φήμην add. τὴν *Va*, del. *BW* 3 Ὁ δὲ παρέβαλε — 5 δεδεμένους: Suid. v. παρέβαλεν 4 ἀνα|χθῆναι P, ἀναδεχθῆναι Suid., corr. *Na* 255 *Di*. 6 ἀχεοῖσ P, corr. *Va* 8 στράττιοσ P, Στράτιος *Sch*, Στρατίος *Be* 12. 13 ἀλλ' αὐτοὺς κατ' ἰδίαν τὸ *BW*, ἀλλὰ διαντο (s. acc.) P, ἀλλὰ διὰ τὸ *Va*, ἀλλὰ τὸ *Rei* 772, ἀλλ' ἰδίᾳ τὸ *Hu* Fleckeis. annal. 1870, 728 13 αὐτῶν P, corr. *Va* 14 τιθεμένων ταῦ|τα λέγειν P, corr. *Rei* 772 *BW*, τιθέμενοι πάντα ἐποίουν (cum hiatu) coni. *Sch*, τιθέμενοι τοιαῦτ' ἔλεγον *Hu* διὸ add. *BW*, καὶ *Rei* 772 *Hu* 16 εἰ] ἢ coni. *Va* 22 ἀλλὰ *Rei* 772 *Sch* pro ἅμα

τοῖς προειρημένοις; ἦσαν γὰρ οἱ βουλευόμενοι Δίαιος καὶ Δαμόκριτος, ἄρτι τῆς καθόδου τετευχὼς διὰ τὴν ἐνεστῶσαν ἀκρισίαν, σὺν δὲ τούτοις Ἀλκαμένης, Θεο- 10 *δέκτης, Ἀρχικράτης. ὑπὲρ ὧν, τίνες ἦσαν καὶ τίνα φύσιν ἕκαστος εἶχε καὶ τίνα προαίρεσιν καὶ βίον, εἴ-* 5 *ρηται διὰ πλειόνων.*

18 (39, 11)] (40, 5) *Ὅθεν ἐν τοιούτοις ὄντος τοῦ διαβουλίου καὶ τὸ τέλος ἀκόλουθον ἐξέβη τῶν δοξάν-* 2 *των. παραυτίκα μὲν οὖν συνέκλεισαν οὐ μόνον τοὺς περὶ τὸν Ἀνδρωνίδαν καὶ Λάγιον, ἀλλὰ καὶ τὸν ὑπο-* 10 *στράτηγον Σωσικράτην, ἐπενέγκαντες αἰτίαν ὅτι προστατῆσαι τοῦ διαβουλίου καὶ συναποφήναιτο πέμπειν πρὸς τὸν Καικίλιον καὶ συλλήβδην πάντων εἴη τῶν* 3 *κακῶν αἴτιος· εἰς δὲ τὴν ἐπαύριον καθίσαντες δικαστὰς τοῦ μὲν Σωσικράτους κατεδίκασαν θάνατον καὶ δή-* 15 *σαντες καὶ στρεβλοῦντες προσεκαρτέρουν, ἕως διέφθειραν τὸν ἄνθρωπον, οὐδὲν εἰπόντα τῶν ἐκείνοις προσ-* 4 *δοκωμένων. τὸν δὲ Λάγιον καὶ τὸν Ἀνδρωνίδαν καὶ τὸν Ἄρχιππον ἀφῆκαν, ἅμα μὲν τοῦ πλήθους εἰς ἐπίστασιν παραγενομένου διὰ τὴν εἰς τὸν Σωσικράτη* 20 *παρανομίαν, ἅμα δὲ τοῦ Διαίου λαβόντος παρὰ μὲν Ἀνδρωνίδου τάλαντον, παρὰ δ' Ἀρχίππου τετταρά-*

---

1 *βουλόμενοι* P, corr. *Va* 2 *τετευχότεσ* P, corr. *Di* auctore *Sch* 5 *προαίρεσι* P, corr. *Va* 10 *ὑποστράτηγον* accentu super priore o eraso P *Sch*, *ὑποστρατηγὸν Va* vulgo 11 *σωσικρᾶ* (s. acc.) P, *Σωσικράτη Va*, corr. *Ben* 310 *Hu* *ἐπηνέγκαντεσ* P, corr. *Rei* 772 *Sch* *προστατῆσαι* P, corr. *Sch* 12 *συν αποφῆναι τὸ* P, corr. *Sch* lex. 586 *Be* 15 *σω|σικράτου* P, corr. *Va* 19 *Ἄρχιππον Va*, *ἀρχῖ* (s. acc.) P 20. 21 *διατὴν ὑπερ* (s. acc.) *τῆσ εἰστὸν σωσικρᾶ* (s. acc.) *παρανο|μίασ* (σ corr. ex ν) P, *ὑπὲρ τῆς εἰς τὸν Σωσικράτη παρανομίας Rei* 772 *Sch*, *διὰ τὴν εἰς τὸν Σωσικράτη παρανομίαν Ben* 310 *Di* 22 $\overline{μ}$ P

κοντα μνᾶς. οὐδὲ γὰρ ἐπὶ τοῦ σκάμματος ὤν, τὸ δὴ 5
λεγόμενον, ἐδύνατο λῆξαι τῆς περὶ τοῦτο τὸ μέρος
ἀναισχυντίας καὶ παρανομίας ὁ προειρημένος. παρα- 6
πλήσια δὲ τούτοις ἔπραξε καὶ βραχεῖ χρόνῳ πρότερον
5 *εἰς Φιλῖνον τὸν Κορίνθιον· προθεὶς γὰρ αἰτίαν ὅτι*
διαπέμπεται πρὸς Μεναλκίδαν καὶ τὰ Ῥωμαίων φρονεῖ,
τόν τε Φιλῖνον καὶ τοὺς υἱοὺς αὐτοῦ μαστιγῶν καὶ
1362] *στρεβλῶν ἐν συνόψει πάντας ἀλλήλων οὐ πρότερον*
ἔληξε πρὶν ἢ διέφθειρε τὰ μειράκια καὶ τὸν Φιλῖνον.
10 *τοιαύτης δὲ τῆς ἀνοίας καὶ τῆς ἀκρισίας συμβαινούσης* 7
περὶ πάντας οἵαν οὐδ' ἂν ἐν βαρβάροις εὕροι τις ῥα-
δίως, δῆλον ὡς εἰκότως ἄν τις ἐπιζητήσειε πῶς [1169
οὐκ ἄρδην ἀπώλοντο πάντες. ἐγὼ γὰρ ἂν εἴποιμι 8
διό(τι) δοκεῖ μοι καθαπερανεὶ τύχη τις ἀντερεῖσαι παν-
15 *οῦργος καὶ τεχνικὴ πρὸς τὴν ἄνοιαν καὶ μανίαν τῶν*
ἡγουμένων, ἥτις ἐξωθουμένη πάντῃ καὶ πάντως ὑπὸ
τῆς ἀγνοίας τῶν προεστώτων, βουλομένη δὲ κατὰ
πάντα τρόπον σῴζειν τοὺς Ἀχαιούς, ἐπὶ τὸ καταλει-
πόμενον ἦλθεν ὥσπερ ἀγαθὸς παλαιστής. τοῦτο δ' 9
20 *ἦν τὸ ταχέως σφῆλαι (καὶ) ῥᾳδίως ἡττῆσαι τοὺς Ἕλ-*
ληνας· ὅπερ ἐποίησε. διὰ γὰρ τοῦτο συνέβη μήτε τὴν 10
τῶν Ῥωμαίων ὀργὴν καὶ θυμὸν ἐκκαυθῆναι πορρω-
τέρω, μηδ' ἐλθεῖν τὰς ἐκ τῆς Λιβύης δυνάμεις, μήτε

---

1 *οὐδὲ γὰρ — 3 παρανομίας ὁ δίαιος ὁ στρατηγὸς τῶν Ἀχαιῶν*: M 95, 12—14 *Hey*, v. ad p. 492, 20   1 *σκάμμα*| P extrema pagina, *σκάμματος* M ante *Va*   3 *ὁ προειρημένος*] v. ad vs. 1   6 *Μεναλκίδαν Rei* 772 *Sch* pro *μὲν χαλ|κίδα*   14 *διότι Sch* pro *διὸ*   *καθά|περ ἂν* (s. acc.) *εἰ* P   *ἀντερεῖσαι* P, *ἀντερίσαι Rei* 772, corr. *Va*   16 *πάντη* P, corr. *Sch*   17 *ἀγνοίασ* P *Hu*, *ἀνοίας Va* vulgo   18 *σώζειν* P, corr. *Hu*, v. *BW* I 80   *καταληπόμενον* P, corr. *Va*   20 *καὶ* add. *Va*, *καὶ* reiecto del. *ῥᾳδίως ἡττῆσαι Rei* 772   22 *τῶν* super vers. add. P *Hu*, om. *Va* vulgo

τοὺς προεστῶτας, ὄντας οἵους εἶπον, ἐπιλαβομένους δὲ προτερήματος, ἀποδείξασθαι τὴν αὑτῶν ἀσέβειαν
11 εἰς τοὺς ὁμοφύλους. τί γὰρ εἰκὸς ἦν πρᾶξαι τούτους κατὰ τῶν ἰδίων, ἐπιλαβομένους ἀφορμῆς τινος ἢ προτερήματος, δῆλόν ἐστιν ἐκ τῶν προειρημένων διὰ τὸ 5
12 κατὰ λόγον. ἅπαντες δὲ τότε τὴν παροιμίαν ταύτην διὰ στόματος ἔσχον, ὡς "Εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν."

IV. EXCIDIUM CARTHAGINIS.

19[a] Imperator omnes aleae casus inter mutuas clades 10 experiri festinans cuneatim stipatus densetisque clipeis ab ictu sagittarum defensus, veloci saltu comitantibus promptis prope portam venit hostilem crasso ferro
2 crustatam. Et licet saxis et glande ceterisque telis cum periculo salutis premeretur, fodicare tamen para- 15 tos valvarum latera, ut aditum patefacerent, vocibus increpans crebris, non ante discessit quam telorum

---

1 post ὄντας| add. μὲν *Va*, del. *Hu* 3 πράξαι P, corr. *Va* 5. 6 διὸ δὴ κατὰ λόγον ἅπαντες τότε coni. *Be* 6—8 M 95, 14—17 *Hey*: Ὅτι τῶν ἀχαιῶν ἀπολομένων ὑπὸ διαίου, παροιμία τις ἐξηνέχθη, ὡς εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν, ὡσανεί, εἰ μὴ οἱ κακοὶ ἀπώλοντο, οὐκ ἂν ἡ Ἑλλὰς διεσέσωστο. Suid. v. εἰ μὴ ταχέως: εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν. ἅπαντες δὲ τότε τὴν παροιμίαν διὰ στόματος εἶχον οἱ κρημνιζόμενοι (v. Bernhardyum ad h. l.) 7 ἔσχον P *Hu*, εἶχον Suid. *Va* vulgo, v. *Hu* *E.Z.* XXIV 10 p. 377 ann. 1 ἀπωλόμεθα M secundum *Ma* et *Hey*, ἀπολώμεθα legit *Bo* 7. 8 ἀπωλόμεθα, οὐκ] hiatus non offendit in proverbio ad Themistoclis (Plut. Themist. 29) auctoritatem redeunte 10—497, 13 **Ammian. Marcell.** 24, 2, 14—17; Pol. fragm. agnovit *Sch* V 48 et comparat App. Pun. 117 et Zonar. 9,29 (p. 290, 20 ss. Bonn.). Cf. ad 38, 9, 1 10 Imperator] Iulianus Apostata Pirisaboram, Babyloniae urbem, oppugnans

congerie, quae superiaciebantur, se iam cerneret obruendum. Evasit cum omnibus tamen, paucis levius vul- 3
neratis, ipse innoxius verecundo rubore suffusus.
Legerat enim Aemilianum Scipionem cum historiarum
5 conditore Polybio Megalopolitano Arcade et triginta
militibus portam Carthaginis impetu simili subfodisse.
Sed fides recepta scriptorum veterum recens factum
defendit. Aemilianus enim testudine lapidea tectus 4
successerat portam, sub qua tutus et latens, dum
10 moles saxeas detegunt hostes, urbem nudatam inrupit.
Iulianus vero locum patentem adgressus obumbrata
caeli facie fragmentis montium et missilibus aegre
repulsus abscessit. —

1354] Ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, [19 (39, 3)
15 τῶν Καρχηδονίων ἐκ τῆς ἄκρας ἀμυνομένων, εὗρε τὴν
διὰ μέσου θάλασσαν οὐ πάνυ βαθεῖαν οὖσαν, τοῦ Πολυβίου συμβουλεύοντος αὐτῷ κατασπεῖραι τριβόλους
σιδηροῦς ἢ σανίδας ἐμβαλεῖν κεντρωτάς, ὅπως μὴ διαβαίνοντες οἱ πολέμιοι προσμάχωνται τοῖς χώμασιν, ἔφη
20 γελοῖον εἶναι, κατειληφότας τὰ τείχη καὶ τῆς πόλεως ἐντὸς
ὄντας, εἶτα πράττειν ὅπως οὐ μαχοῦνται τοῖς πολεμίοις. —

Ὅτι τοῦ Ἀσδρούβου τοῦ τῶν Καρ- [20 (39, 4) 1168
χηδονίων στρατηγοῦ ἱκέτου *παραγενο-* (39, 3a)

14—21 **Plut. apophth. p. 200a** (II 77 Bernard.); Pol. fragm. agnovit *Sch* V 49 14 *παρελθὼν*] Scipio minor 15 *εὗρε* *BW* pro *μὴ σὺ*, *εἰς* Wyttenbachius, *ἔγνω* vel *ἔμαθε* *Hu* 16 *θάλατταν* est Polybianum 18 *ἐμβαλεῖν* *Hu* pro *ἐμβάλλειν* 21 Post hanc eclogam solet poni fragmentum a Suida v. *σεμνομυθοῦσιν* et partim v. *συνέπεσε* servatum et a *Va* 218 Polybio tributum hoc: *ὁ δὲ σεμνὸς Ἀσδρούβας συνέπεσε τῷ στρατηγῷ πρὸς τὰ γόνατα, ἐπιλελησμένος τῆς μεγαλορρημοσύνης.* Sed et propter hiatum (*γόνατα, ἐπιλελ.*) et coll. 39, 20, 1 hoc excerptum a Polybio abiudicat *Di* **22—501, 19 M 93, 14—95, 5** *Hey*; v. Diod. 32, 23, App. Pun. 131

μένου τοῖς τοῦ Σκιπίωνος γόνασιν, ὁ στρατηγὸς ἐμβλέψας εἰς τοὺς συνόντας "'Ορᾶτ'" ἔφη "τὴν τύχην, ὦ ἄνδρες, ὡς ἀγαθὴ παραδειγματίζειν ἐστὶ τοὺς ἀλο-
2 (3) γίστους τῶν ἀνθρώπων. οὗτός ἐστιν Ἀσδρούβας ὁ νεωστὶ πολλῶν αὐτῷ καὶ φιλανθρώπων προτεινομένων 5 ὑφ' ἡμῶν ἀπαξιῶν, φάσκων δὲ κάλλιστον ἐντάφιον εἶναι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ, νῦν πάρεστι μετὰ
1355] στεμμάτων δεόμενος ἡμῶν τυχεῖν τῆς ζωῆς καὶ
3 (4) πάσας τὰς ἐλπίδας ἔχων ἐν ἡμῖν. ἃ τίς οὐκ ἂν ὑπὸ τὴν ὄψιν θεασάμενος ἐν νῷ λάβοι διότι δεῖ μηδέποτε 10 λέγειν μηδὲ πράττειν μηδὲν ὑπερήφανον ἄνθρωπον
4 (5) ὄντα;" καὶ προελθόντες τινὲς τῶν αὐτομόλων ἐπὶ τὸ πέρας τοῦ τέγους παρῃτοῦντο τοὺς προμαχομένους
5 ἀνασχεῖν μικρόν· τοῦ δὲ στρατηγοῦ κελεύσαντος ἐπισχεῖν, ἤρξαντο τὸν Ἀσδρούβαν λοιδορεῖν οἱ μὲν εἰς 15 ἐπιορκίαν, φάσκοντες αὐτὸν πολλάκις ἐπὶ τῶν ἱερῶν ὀμωμοκέναι μὴ προλείψειν αὐτούς, οἱ δ' εἰς ἀνανδρίαν
6 καὶ καθόλου τὴν τῆς ψυχῆς ἀγεννίαν· καὶ ταῦτ' ἐποίουν μετὰ χλευασμοῦ καὶ λοιδορίας ἀσυροῦς καὶ δυσμενικῆς.
7 Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡ γυνὴ θεωροῦσα 20 τὸν Ἀσδρούβαν προκαθήμενον μετὰ τοῦ στρατηγοῦ προῆλθεν ἐκ τῶν αὐτομόλων, αὐτὴ μὲν ἐλευθερίως καὶ σεμνῶς ἠμφιεσμένη, τοὺς δὲ παῖδας ἐν χιτωνίσκοις ἐξ ἑκατέρου τοῦ μέρους προσειληφυῖα ταῖς χερσὶ μετὰ

---

5 καὶ e cod. revocat *Bo* 8 ἡμῖν M, corr. *Ma* 12 προσελ|θόντες legerat *Ma*, προελθόντες M secundum *Hey*, ut correxerat *Ge* 12. 13 ἐπὶ τὸ πέρας om. *Ma*, ἐπὶ *Ge* 17 δὲ εἰς M, corr. *Ben* 309 *B W*, nisi forte mavis δὲ πρὸς 18 ἀγέννειαν Spengelius apud *Hu* quaest. II 21 ante *Di*, v. ad 28, 21, 5 ταῦτα legerat *Ma*, ταῦτ' M secundum *Hey*, ut correxerat *Ben* 309 19 δυσμηνικῆς *Ma* vit. typ. ut videtur, δυσμενικῆς legit *Hey*, δυσμινικῆσ *Bo* 21 προκαθήμενον (deleto μετὰ) *Ge*, παρακαθήμενον μετὰ coni. *Hu* coll. App. l. c. extr.

τῶν ἰδίων ἐνδυμάτων. καὶ τὸ μὲν πρῶτον ὀνομαστὶ 8
προσεφώνει τὸν Ἀσδρούβαν, τοῦ δ' ἀποσιωπῶντος καὶ
νεύοντος εἰς τὴν γῆν, τὰς μὲν ἀρχὰς τοὺς θεοὺς [1164
ἐπεκαλεῖτο καὶ τῷ στρατηγῷ μεγάλας ἀπένεμε τὰς χάρι-
5 *τας, διότι τὸ μὲν ἐκείνου μέρος οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ*
τὰ τέκνα σῴζεται· βραχὺ δ' ἐπισχοῦσα τὸν Ἀσδρούβαν 9
ἤρετο πῶς αὐτῇ μὲν φάσκων οὐδὲν κατ' ἰδίαν παρὰ
τοῦ στρατηγοῦ πορίζοιτο τὴν σωτηρίαν αὐτο(μολήσας,
πῶς δ' οὕτως) ἀναισχύντως ἐγκαταλιπὼν τὰ πρά-
10 *γ(ματα καὶ) τοὺς ἀστοὺς αὐτῷ πιστεύοντας ὑπέλθοι*
πρὸς τοὺς πολεμίους, πῶς δὲ παρὰ τούτοις τολμᾷ 10
1356] *καθῆσθαι νῦν θαλλοὺς ἔχων πρὸς οὓς .... πολ-*
λάκις οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν, ἐν ᾗ συμ-
βήσεται τὸν ἥλιον ἅμα καθορᾶν Ἀσδρούβαν (ζῶντα)

---

4 *ἀπένεμε BW* coll. 2, 61, 7, *ἐπαήνει* M secundum *Hey*, *επαφ . ει* vel *επαν . ει* legit *Bo*, *ἀπέφαινε Hu* 6 *σώζεται* M, corr. *Hu*, v. *BW* I 80 7 *εἴρετο* M, corr. *Hey* *αὐτὸς* M secundum *Hey*, *αὐτῆι* legit *Bo* *θαρ(ρούντως) Hey*, *θαρ* (vel *ψαμ* vel *θαλ*) ..... M secundum *Hey*, *θαν* .... legit *Bo*, *φάσκων οὐδὲν BW* 8 *τοῦ στρατηγοῦ Di* a *Bo* e cod. confirmata, *συστρατηγοῦ* M *Hey*, *συστρατηγῷ Hey* *παρίζοιτο* M *Hey*, corr. *Di*, e cod. comprobat *Bo* *τὴν σωτηρίαν Di* IV 130 a *Bo* e cod. confirmata, *τὴν δωρεὰν* M *Hey*, *τινα δωρεὰν* coni. *Hu* 8. 9 *αὐ|τοσ· ουτοισ· εὐμαρῶς* (vel *εὐλαβῶς* vel *ἀσεβῶς*) *ἀλλ' ὅλον αἰσχίστως* M secundum *Hey*, *αὐ|το* .... *αναισχυντωσ* legit *Bo*, *αὐτομολήσας, πῶς δ' οὕτως ἀναισχύντως* corr. *Bo*, *αὔ(τοπτον ποιῶν ἀναιδ)ῶς, ἀλλ' ὅλον αἰσχίστως Hey*, *ἀν(τὶ τοῦ προδότης γενόμενος αἰσχίστ)ως* coni. *Hu* 9 *καταλείπων* M *Hey*, *καταλιπεῖν Hey*, *ἐγκαταλιπὼν* e cod. revocavit *Bo* 9. 10 *πράγ*: .. .. *τοὺς* M secundum *Hey*, *πραγ|* .... legit *Bo*, *πράγ(ματα καὶ τοὺς) Hey*, *πράγ(ματα· καὶ παρασπονδήσας) τοὺς* coni. *Hu* 10 *ἀστοὺς — 11 πολεμίους*] *αὐτῷ πιστεύοντας ἀπελθεῖν πρὸς τοὺς πολεμίους* coni. *Hu* 11 *πρὸς τούτους* M secundum *Hey*, *παρὰ τούτουσ* legit *Bo*, *πρὸς τούτοις Hey*, *παρὰ τούτοις* coni. *Hu* 12 *(ὤμνυ) πολλάκις Hey*, *(ἔφασκε) πολλάκις Hu*, *(ἐλάλει) πολλάκις* coni. *BW* 13 *ἔσεσθαι Hey*, e cod. confirmavit *Bo*, *ἐλεῖσθαι* fortasse M secundum *Hey* 14. 500, 1 *(ζῶντα) καὶ Hey*, ... *καὶ* M

11 καὶ τὴν πατρίδα πυρπολουμένην· οὐ μὴν ἀλλ' .... γε
το . εινε ...... | δ ..
φυλα .... οι ουσαν συ πεποιηκασ αισχρωσ δεγεπονει-
διστωσ | ηδε . ρω ...... και .... τα τεκνα
πράξομεν . κα . | ταυτα παλιν εισ 5
αυτην επω | λενων το .... σ ν .... ον ....
υ . πο . ου .... τει | λασα τουσ αυ ....
..... τοισα ... | .. τε παντασ ....
συμπαθεισ γενομενουσ | τηι περπετεια και ... η ....
.. ασ τησ τυχησ ..... | ν .... δοξαι διαμ 10

1 post ἀλλ' secundum *Hey* sunt in M: οὐ ἦν (cum hiatu) ἐξελέ(γχειν τὴν τύχην) | εἰς φυλ(ακὴν) ..... οὖσαν σὺ πεποίηκας ....|; tum versus insequens obscuratus est; |... ἐπὶ ταῦτα πάλιν ....|μενων τ (v. *Hey Zeitschr. f. Alterth.-Wiss.* 1847, 328) ....| θασο ....|... περιπετείας ....| Deinde sequuntur obscurati versus septem, quorum in quinto extremo fuisse versus Homeri ab Appiano infra allatos (p. 502, 9 s.) suspicatur Heysius. Ita Heysius. Apparet post οὐ μὴν ἀλλ' nonnulla verba fuisse addita similia iis, quae sunt apud Appianum Pun. p. 318, 25—319, 3 Mendelssohn. Nos quidem in tanta ambiguitate contenti supra repraesentare ea quae Boissevainius perspexit a coniecturis abstinemus et tantum addimus et vs. 6 ἐπ' ὠλενῶν esse legenda et vs. 8 s. partim cum Boissevainio esse supplenda: (ὥσ)τε πάντας (τοὺς συμπαρόντας δακρῦσαι) συμπαθεῖς γενομένους τῇ περιπετείᾳ καὶ (κατανο)ή(σαντ)ας τῆς τύχης (τὸ παράλογο)ν. Hanc vero eclogam, quae videtur desiisse versu p. 501, 2 (ἐπει|μιαν:), id excerptum secutum esse videtur, quo de iisdem rebus agebatur, quas exponunt Appianus Pun. 132 (v. p. 501, 19 ss.) et Diodorus 32, 24. Quod autem Suidae fragmentum v. ἀστάθμητον traditum hoc: 'καὶ τὸ ποιητικὸν εἰπεῖν 'ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρή.' καὶ τοῦτο εἰπεῖν τὸ τῶν ἀνθρώπων ἀστάθμητον εἶναι λογιζόμενος' a Küstero huc refertur, *Di* IV 129 s. rectissime docuit haec verba cuiusvis potius esse quam Polybii. Sed ea quae sunt apud Suidam v. φιλανθρωπηθεὶς 'ὁ δὲ (immo δ') Ἀσδρούβας ἐβουλήθη τούτῳ συμμίξας καὶ φιλανθρωπηθεὶς ἀπελθεῖν εἰς τοὺς ἔξω τόπους' et Polybii esse recte agnovit *Va* 218 et huc fere summo iure rettulit *Hu*

καὶ . . χ . . σ επεισαγαγο| . . . δε . . . . σδ . . . αν [21 (39,5) (39,3)
τησ . . . . . επει|μιαν: τι
παρ . . . . καὶ δι . . |
νι . . .
5 | τὸ δικαιον
ευ . . . . ρων φησιν ὁ πολυβιοσ | εγων οτι και τιν . . . .
. . . ραν επι . . . . αν . . . . | τούτου καλλιον
. ουτ και τοῦτ' εἴρηται παρὰ (τῷ ποιητῇ)·
καὶ ἐπιστρέψας ἐξ αὐτῆς καὶ λαβόμενός μου τῆς δεξιᾶς
10 "ὦ Πολύβιε," ἔφη "καλὸν μέν, ἀλλ' οὐκ οἶδ' ὅπως ἐγὼ
δέδια καὶ προορῶμαι μή ποτέ τις ἄλλος τοῦτο τὸ παρ-
άγγελμα δώσει περὶ τῆς ἡμετέρας πατρίδος· ταύτης δὲ 2
(δύναμιν) πραγματικωτέραν καὶ νουνεχεστέραν οὐ ῥᾴ-
διον εἰπεῖν· τὸ γὰρ (ἐν) τοῖς μεγίστοις κατορθώμασι καὶ 3
15 ταῖς τῶν ἐχθρῶν συμφοραῖς ἔννοιαν λαμβάνειν τῶν
οἰκείων πραγμάτων καὶ τῆς ἐναντίας περιστάσεως καὶ
καθόλου πρόχειρον ἔχειν ἐν ταῖς ἐπιτυχίαις τὴν τῆς
τύχης ἐπισφάλειαν ἀνδρός ἐστι μεγάλου καὶ τελείου
καὶ συλλήβδην ἀξίου μνήμης. —

1357] Ὁ δὲ Cκιπίων πόλιν ὁρῶν . . . . . . [22 (39,6) (39,4)
τότε ἄρδην τελευτῶcαν ἐc πανωλεθρίαν
ἐcχάτην, λέγεται μὲν δακρῦcαι καὶ φανερὸc γενέcθαι

8 . ουτ και τουτ legit *Bo*, ἔ(πος ἐπι)μετ(ροῦν) καθαπερεὶ *Hey* 8. 9 παρα| . . . . ς legit *Bo*, τὸ παρ' | (Ὁμήρῳ ὁ Πόπλιος) *Hey* cum hiatu, παρὰ τῷ ποιητῇ καὶ *Bo* 9 ἐξ αὐτῆς M secundum *Hey*, ... ησ legit *Bo* 10 Πολύβιε· ἔφη] v. *Hu* Philol. 1859, 302 et cf. 18, 38, 3 11 πρ . . . | . . . μαι M secundum *Hey*, πρ .|ρῶμαι legit *Bo*, προφοβοῦμαι *Hey*, πεφόβημαι Cobetus *Mnemos*. 1862, 45 *Di*, corr. *BW* 12 δώσει] φωνήσῃ coni. *Hu* 12. 13 post πατρίδος legit *Bo*: ταυτησ δεν . . . . , (Ἧς μὲν ἀποφάσεως ἄλλην καὶ) *Hey*, δὲ δύναμιν *BW* 14 ἐν add. *Lu* 18 ψυχῆς M, corr. *Ma*
20—502, 15 App. Pun. 132; v. Diod. 32, 24 et ad p. 500, 1. Pol. fragm. agnovit *Ur* 275 20 πόλιν] Carthaginem

2 κλαίων ὑπὲρ πολεμίων· ἐπὶ πολὺ δ' ἔννους ἐφ' ἑαυτοῦ γενόμενός τε καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα, καὶ τοῦτ' ἔπαθε μὲν Ἴλιον, εὐτυχής ποτε πόλις, ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπ' ἐκείνοις ἀρχὴ μεγίστη γενομένη καὶ ἡ μάλιστα ἔναγχος ἐκλάμψασα ἡ Μακεδόνων, εἴτε ἑκών, εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους (εἰπεῖν),

ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο. 10

3 Πολυβίου δ' αὐτὸν ἐρομένου σὺν παρρησίᾳ· καὶ γὰρ ἦν αὐτοῦ καὶ διδάσκαλος· ὅ τι βούλοιτο ὁ λόγος, φασὶν οὐ φυλαξάμενον ὀνομάσαι τὴν πατρίδα σαφῶς, ὑπὲρ ἧς ἄρα ἐς τἀνθρώπεια ἀφορῶν ἐδεδίει. καὶ τάδε μὲν Πολύβιος αὐτὸς ἀκούσας συγγράφει. 15

---

1. 2 *ἐφ' ἑαυτοῦ γενόμενος* del. Bentenus l. c. 48 7 *εἴτε ἑκὼν* (*ἔφη*) Reiskius, (*φῆναι*) *εἴτε ἑκών* *Sch* IV 703, (*εἶπεν*) *εἴτε ἑκών* Cobetus *Mnemos*. 1862, 44 *Hu*, v. vs. 8 et 9 8 *εἰπεῖν* add. *Di* 9. 10 Il. 6, 448 s. 9 post *ἦμαρ* addendum esse *ἔφη* coni. *Be*

FRAGMENTA LIBRI XXXIX.

A. OLYMP. 158, 3.

I. RES GRAECIAE.

1362] Ὅτι *Αὖλος Ποστόμιος ἄξιος γέγονεν* [1 (12) 1169 (40, 6)
ἐπισημασίας ἀπεντεῦθεν. οἰκίας μὲν γὰρ ἦν 2
καὶ γένους πρώτου, κατὰ δὲ τὴν ἰδίαν φύσιν στωμύλος
5 *καὶ λάλος καὶ πέρπερος διαφερόντως. ἐπιθυμήσας δ' εὐ-* 3
θέως ἐκ παίδων τῆς Ἑλληνικῆς ἀγωγῆς καὶ διαλέκτου
πολὺς μὲν ἦν ἐν τούτοις καὶ κατακορής, ὥστε δι'
1363] *ἐκεῖνον καὶ τὴν αἵρεσιν τὴν Ἑλληνικὴν προσκόψαι*
τοῖς πρεσβυτέροις καὶ τοῖς ἀξιολογωτάτοις τῶν Ῥωμαίων,
10 *τέλος δὲ καὶ ποίημα γράφειν καὶ πραγματικὴν ἱστορίαν* 4
ἐνεχείρησεν, ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺς
ἐντυγχάνοντας συγγνώμην ἔχειν, ἐὰν Ῥωμαῖος ὢν μὴ
δύνηται κατακρατεῖν τῆς Ἑλληνικῆς διαλέκτου καὶ τῆς

2—505, 5 P 270r s. (v. ad p. 506, 4), *Va* 189, **Suid.**: *Αὖλος Ποστόμιος· οἰκίας μὲν*—**504, 18** *ἔχοντος. ἦν δὲ καὶ φιλήδονος καὶ φυγόπονος*; v. Gell. 11, 8, *Ni Rhein. Mus.* 1871, 276 s., *Stei* 54   2 *ποστόμιοσ* P Suid. vulgo *Di*, *Ποστούμιος* vulgo post *Sch*, v. ad 25, 6, 6   3 *γὰρ* om. Suid.   4 |*στομύλοσ* P, corr. *Va*   5 *ἐπιθυμίσασ* P, corr. *Va* |*δ'* P *Hu* (idem corr. *Ben* 310 ignarus scripturae codicis), *δὲ Va* vulgo   6 *παίδων*] noli mutare *παιδὸς*, v. 6, 11*, 7   8 *αἵρεσι* P, corr. *Va*   10 *γράφων* Suid.   12 *ἐὰν* P, *εἰ* Suid. *Sch*, *ἐὰν Va*   13 *δύνηται* Suidae libri AV, *δύ|ναται* P vulgo ante *Be*

5 κατὰ τὸν χειρισμὸν οἰκονομίας. πρὸς ὃν οἰκείως
ἀπηντηκέναι δοκεῖ Μάρκος Πόρκι(ος Κάτ)ων· θαυ-
μάζειν γὰρ ἔφη πρὸς τίνα λόγον ποιεῖται τοιαύτην
6 παραίτησιν. εἰ μὲν γὰρ αὐτῷ τὸ τῶν Ἀμφικτυό-
νων συνέδριον συνέταττε γράφειν ἱστορίαν, [1170
ἴσως ἔδει προφέρεσθαι ταῦτα καὶ παραιτεῖσθαι·
7 μηδεμιᾶς (δ') ἀνάγκης οὔσης ἐθελοντὴν ἀπογράψα-
σθαι κἄπειτα παραιτεῖσθαι συγγνώμην ἔχειν, ἐὰν
8 βαρβαρίζῃ, τῆς ἁπάσης ἀτοπίας εἶναι σημεῖον, καὶ
παραπλησίως ἄχρηστον ὡσανεί τις εἰς τοὺς γυμνικοὺς 10
ἀγῶνας ἀπογραψάμενος πυγμὴν ἢ παγκράτιον, παρελ-
θὼν εἰς τὸ στάδιον, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο
τοὺς θεωμένους συγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται
9 μήτε τὸν πόνον ὑπομένειν μήτε τὰς πληγάς. δῆλον
γὰρ ὡς εἰκὸς γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν 15
δίκην ἐκ χειρὸς λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺς τοιού-
τους ἱστοριογράφους, ἵνα μὴ κατετόλμων τοῦ καλῶς
10 ἔχοντος. παραπλησίως δὲ καὶ κατὰ τὸν λοιπὸν βίον
ἐζηλώκει τὰ χείριστα τῶν Ἑλληνικῶν· καὶ γὰρ φιλ-
11 ήδονος ἦν καὶ φυγόπονος. τοῦτο δ' ἔσται δῆλον ἐξ 20
αὐτῶν τῶν ἐνεστώτων· ὃς πρῶτος παρὼν ἐν τοῖς κατὰ
τὴν Ἑλλάδα τόποις, καθ' ὃν καιρὸν συνέβαινε γίνεσθαι

1 τὸν om. Suid. 1 πρὸς ὃν — 9 βαρβαρίζῃ omissis pergit Suid.: ὅπερ ἐστὶ πάσης ἀτοπίας σημεῖον καὶ cet. 2 Μάρκος Πόρκι(ος Κάτ)ων *Va*, μάρ|κοσ πόρκιων P 6 προσφερεσθαι (s. acc.) P, corr. *Sch* 7 δ' add. *Va* 9 βαρβαρίζῃ] v. ad vs. 1 10 πα|ραπλήσιον ὡσ ἄχρηστον P, παραπλήσιον ὡς Suid. *Va* vulgo, corr. *BW* auctore *Sch* 10. 12 ἐς Suid. **10 ὥσπερ ἂν εἴ τις — 13 συγγνώμην ἔχειν εἰ μὴ ἀγωνίζοιτο: Suid. v. παραιτοῖτο** 11 πυγμὴν ἢ παγκρ. om. Suid. posteriore loco 12 εἰς τὸ στάδιον om. Suid. posteriore loco παραιτοῖτο Suid. utroque loco *Sch*, παραιτῆται (ῆ in ras.) P *Va* vulgo 14 μήτε prius om. Suid. 18 ἔχοντος] v. ad p. 503, 2

τὴν ἐν Φωκίδι μάχην, σκηψάμενος ἀσθένειαν εἰς Θή-βας ἀνεχώρησεν χάριν τοῦ μὴ μετασχεῖν τοῦ κινδύνου· συντελεσθείσης δὲ τῆς μάχης πρῶτος ἔγραψε τῇ συγ- 12 *κλήτῳ περὶ τοῦ κατορθώματος, προσδιασαφῶν τὰ κατὰ* 5 *μέρος, ὡς μετεσχηκὼς αὐτὸς τῶν ἀγώνων.* —

1364] Πολύβιος *δὲ τὰ συμβάντα περὶ τὴν* [2 (13) (40, 7) *ἅλωσιν ἐν οἴκτου μέρει* λέγων προστίθηϲι καὶ *τὴν στρατιωτικὴν ὀλιγωρίαν τὴν περὶ τὰ τῶν τεχνῶν ἔργα καὶ* τὰ ἀναθήματα· φηϲὶ γὰρ *ἰδεῖν παρὼν* 2 10 *ἐρριμμένους πίνακας ἐπ' ἐδάφους, πεττεύοντας δὲ τοὺς στρατιώτας ἐπὶ τούτων.* ὀνομάζει δ' *αὐτῶν Ἀριστείδου* 3 *γραφὴν τοῦ* Διονύϲου, ἐφ' *οὗ τινες εἰρῆσθαί φασι* τὸ *'Οὐδὲν πρὸς τὸν Διόνυσον', καὶ τὸν 'Ηρακλέα τὸν καταπονούμενον τῷ τῆς Δηιανείρας χιτῶνι.* —

15 Ὅτι διὰ τὴν προϋπάρχουϲαν τοῦ πλήθουϲ πρὸϲ [3 (14) (40, 8) Φιλοποίμενα εὔνοιαν οὐ καθεῖλον τὰϲ εἰκόναϲ αὐτοῦ ἐν πόλεϲί τιϲιν οὔϲαϲ· *οὕτως μοι δοκεῖ πᾶν τὸ γινόμενον ἀληθινῶς ἐνεργάζεσθαί τινα δυσεξάλειπτον εὔνοιαν τοῖς εὖ παθοῦσι.* — [1171

20 *Διὸ καὶ δικαίως ἂν εἴποι τις τὸ περιφερόμενον,* 2 *οὐ θύρᾳ, τὸ δὴ λεγόμενον, ἀλλ' ἀμφόδῳ διέψευσται.* —

Οὐϲῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ μεγάλων δὲ 3 τιμῶν, ἃϲ αἱ πόλειϲ ἐψηφίϲαντο, 'Ρωμαῖοϲ ἀνὴρ ἐν τοῖϲ περὶ Κόρινθον ἀτυχήμαϲι τῆϲ 'Ελλάδοϲ ἐπεχείρηϲεν ἀν-25 ελεῖν ἁπάϲαϲ καὶ διώκειν αὐτόν, ἐνδεικνύμενοϲ ὥϲπερ ἔτι ζῶντα 'Ρωμαίοιϲ πολέμιον καὶ κακόνουν γενέϲθαι.

---

1 *ἐν τῇ Φ.* coni. Kallenbergius *Philol.* 1889, 526 ann. 2, sed v. 5, 24, 12 2 *ἀνεχώρησεν* P *B W*, *ἀνεχώρησε Va* vulgo 4 *προδιασαφῶν* P, corr. *Na* 253 *Di* **6—14 Strab. 8, 6, 23 C 381** 7 *ἅλωσιν*] Corinthi 15—19 **M** 95, 17—20 *Hey* 17 *οὕτω Di* 20. 21 **M** 95, 20—22 **22—506, 3 Plut. Philopoem. 21 extr.** 22 *αὐτοῦ*] Philopoemenis

λόγων δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντειπόντος, οὔθ' ὁ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπέμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι. —

4 * * * *ἐπεβάλετο διδάσκειν διὰ πλειόνων ἀκολούθως*
5 *τοῖς ἐν ἀρχαῖς ἡμῖν εἰρημένοις περὶ τἀνδρός. ταῦτα* 5
δ' ἦν ὅτι διαφέροιτο μὲν πρὸς Ῥωμαίους πολλάκις
ὑπὲρ τῶν ἐπιταττομένων, διαφέροιτο δ' ἐπὶ τοσοῦτον
ἐφ' ὅσον διδάσκειν καὶ πείθειν ὑπὲρ τῶν ἀμφισβητου-
6 *μένων, οὐδὲ τοῦτο ποιεῖν εἰκῇ. πεῖραν δὲ τῆς προαι-*
ρέσεως αὐτὸν ἀληθινὴν ἔφη καὶ τὸ δὴ λεγόμενον ἐκ 10
1365] *πυρὸς παρεσχῆσθαι χάριν κατὰ τοὺς Φιλιππικοὺς*
7 *καὶ κατὰ τοὺς Ἀντιοχικοὺς καιρούς· πλείστην γὰρ*
ἔχοντα ῥοπὴν τότε τῶν Ἑλλήνων καὶ διὰ τὴν αὐτοῦ
δύναμιν καὶ τὴν τῶν Ἀχαιῶν ἀληθινώτατα διατετη-
8 *ρηκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν, μετασχόντα τοῦ* 15
δόγματος τοῖς Ἀχαιοῖς, ἐν ᾧ τετραμήνῳ πρότερον τῆς
Ῥωμαίων διαβάσεως Ἀντιόχῳ καὶ τοῖς Αἰτωλοῖς τὸν
ἀπὸ τῆς χώρας πόλεμον ἐξήνεγκαν, τῶν ἄλλων Ἑλλή-
νων σχεδὸν ἁπάντων ἀπηλλοτριωμένων τῆς Ῥωμαίων
9 *φιλίας. ὧν οἱ δέκα διακούσαντες καὶ τὴν προαίρεσιν* 20
ἀποδεξάμενοι τοῦ λέγοντος συνεχώρησαν καταμόνους
10 *αὐτῷ τὰς τιμὰς ὑπάρχειν ἐν πάσαις ταῖς πόλεσι. λαβόμε-*
νος δὲ τῆς ἀφορμῆς ταύτης Πολύβιος (τὰς) εἰκόνας

---

2 *οὔθ' οἱ Di* 4—507, 5 P 270ᵘ—271ʳ, *Va* 190; ea in codice cum antecedentibus (v. p. 503, 2) arte cohaerentia distinxit *Va* 4 *Ὅτι Πολύβιος ἐπεβάλετο Rei* 773 5 *περὶ τἀνδρός*] de Philopoemene 7 *δὲ* P, corr. *Ben* 310 *BW* 9 *εἰκόσ* P, corr. *Va* post *πεῖραν δὲ* repetit *τοῦτο ποιεῖν* P, del. *Va* 10 *δὴ τολεγόμενον* P, corr. *Va* 13 *αὐτοῦ* P, corr. *Be* 14 *ἀλιθηνώτατα* P, corr. *Va* 15 *μετασχόντα Sch*, *μετασχόνταδε* * * *| P, *αἴτιον ὄντα Rei* 773 16 *τετραμμένω* P vulgo, corr. *Va* ann. 32 *Be*, *γεγραμμένῳ Rei* 773 *Sch* 23 |*εἰκόνασ* P, (*τὰς*) *εἰκόνας Rei* 773 *Di*

ἠτήσατο τὸν στρατηγόν, καίπερ ἤδη μετακεκομισμένας εἰς Ἀκαρνανίαν ἐκ Πελοποννήσου, λέγω δὲ τὴν Ἀχαιοῦ καὶ τὴν Ἀράτου καὶ Φιλοποίμενος. ἐν οἷς ἀγασθὲν 11 *τὸ πλῆθος αὐτοῦ τὴν προαίρεσιν ἔστησεν αὐτοῦ λιθί-* 5 *νην εἰκόνα.* —

Ὅτι μετὰ τὴν κατάστασιν τῶν δέκα, [4 (15) (40, 9)] ἣν ἐποιήσαντο ἐν τῇ Ἀχαΐᾳ, οὗτοι οἱ *δέκα* [1172 *τῷ ταμίᾳ τῷ μέλλοντι πωλεῖν τὴν οὐσίαν τοῦ Διαίου συνέταξαν, ὅ,τι ποτ' ἂν ἐκλέξασθαι βουληθῇ τῶν ὑπαρ-* 10 *χόντων ὁ Πολύβιος, ὑφελόντα καὶ δόντα δωρεάν, τἄλλα πωλεῖν τοῖς ὠνουμένοις. ὁ δὲ προειρημένος* 2 *τοσοῦτον ἀπέσχε τοῦ προσδέξασθαί τι τῶν τοιούτων ὡς καὶ τοὺς φίλους παρεκάλεσε καθόλου μηθενὸς ἐπι-θυμῆσαι τῶν ὑπὸ τοῦ ταμίου πωλουμένων. συνέβαινε* 3 15 *γὰρ τοῦτον ἐπιπορευόμενον τὰς πόλεις πάντων τῶν τῷ Διαίῳ κοινωνησάντων πωλεῖν τὰς οὐσίας, τῶν καὶ κατακριθέντων, ὅσοι μὴ παῖδας ἢ γονέας εἶχον. ὧν* 4 *τινὲς μὲν οὐ προσέσχον, οἱ δὲ κατακολουθήσαντες τῇ συμβουλίᾳ καλλίστην δόξαν ἐξηνέγκαντο παρὰ τοῖς* 20 *πολίταις.*

Ταῦτα δὲ διοικήσαντες ἐν ἓξ μησὶν οἱ δέκα [5 (16) (40, 10)] *[καὶ] τῆς ἐαρινῆς ὥρας ἐνισταμένης ἀπέπλευσαν* 1366] *εἰς τὴν Ἰταλίαν, καλὸν δεῖγμα τῆς Ῥωμαίων προαιρέσεως ἀπολελοιπότες πᾶσι τοῖς Ἕλλησιν.* ἐνετεί- 2 25 λαντο δὲ τῷ Πολυβίῳ χωριζόμενοι τὰς πόλεις ἐπιπο-

---

3 (*τὴν*) *Φιλ.* *Rei* 773, (*τὰς*) *Φιλ.* coni. *Sch* *ἐφ' οἷς* *Na* 257 *Di* (cf. *Sch* lex. 2), sed de *ἐν οἷς* v. 15, 8, 13. 23, 11, 2 6—508, 16 P 271ʳs., *Va* 193 7 *ῑ* P 8 *Διαίου* *Va* pro *δικαίου* 10 *δωρεὰ* P, corr. *Rei* 773 Ernestus 13 *μηδενὸς* *Di* 21 *μησὶ* * P, corr. *Va* 22 *καὶ* del. *Di* 24 *ἐνετεί-λαντο*—508, 16 *προειρημένων* inducunt *Di* et *Hu* (v. ad p. 508, 8); censet *Rei* 773 ea quae h. l. Polybius de se modeste scripserat, a viro quodam Polybiani nominis studioso in maius esse aucta

ρευθῆναι καὶ περὶ (ὧν) οἱ ἄνθρωποι ἀμφιβάλλουσι
διευκρινῆσαι, μέχρις οὗ συνήθειαν ἔχωσι τῇ πολιτείᾳ καὶ
3 τοῖς νόμοις. ὃ δὴ καὶ μετά τινα χρόνον ἐποίησε πρὸς
λόγον τοὺς ἀνθρώπους στέρξαι τὴν δεδομένην πολιτείαν
καὶ μηδὲν ἀπόρημα μήτε κατ' ἰδίαν μήτε κατὰ κοινὸν 5
4 ἐκ τῶν νόμων γενέσθαι περὶ μηδενός. διὸ καὶ καθόλου
μὲν ἐξ ἀρχῆς ἀποδεχόμενοι καὶ τιμῶντες τὸν ἄνδρα,
περὶ τοὺς ἐσχάτους καιροὺς καὶ τὰς προειρημένας πρά-
ξεις εὐδοκούμενοι κατὰ πάντα τρόπον ταῖς μεγίσταις
τιμαῖς ἐτίμησαν αὐτὸν κατὰ πόλεις καὶ ζῶντα καὶ μετ- 10
5 αλλάξαντα. πάντες (δ') ἔκριναν κατὰ λόγον τοῦτο
ποιεῖν· μὴ γὰρ ἐξεργασαμένου τούτου καὶ γράψαντος
τοὺς περὶ τῆς κοινῆς δικαιοδοσίας νόμους ἄκριτα πάν-
6 τα ἦν καὶ πολλῆς γέμοντα ταραχῆς. διὸ καὶ τοῦτο
κάλλιστον Πολυβίῳ πεπρᾶχθαι νομιστέον πάντων τῶν 15
προειρημένων. —

6 (17)] (40, 11) Ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ
χωρισθῆναι ἐξ Ἀχαΐας τὸ συνέδριον, *ἐπισκευάσας
τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ
καὶ Δελφοῖς νεὼν ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο* [1173
τὰς πόλεις, τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς
2 *ἁρμοζούσης χάριτος. εἰκότως δὲ τιμᾶσθαι συνέβαινεν*

1 *καὶ περὶ Va* pro *καίπερ* (*ὧν*) *οἱ ἄνθρωποι Va*, *οἱ ἄνοι* P, (*ὧν*) *ἂν Hu* *ἀμφιβάλλωσι Hu* 2 *μέχρις οὗ Ben* 310 *Hu*, *μέχρι τοῦ* P, *μέχρι οὗ* ed. *Di*, *μέχρι ἄν Di* praef. I 55 *συνήθεις ὦσι* coni. *Sch* 3. 4 *πρὸς λόγον BW*, *προσ τὸ* P, *πρὸς τὸ Va* vulgo, del. *Di* et Unger *Philol.* 1896, 76 s., *πρῶτον Hu* 8 *περὶ δὲ* (*δὲ* add. *Rei* 773 *Hu*) *τοὺς ἐσχάτους*] 'totus hic locus Polybii non est' *Rei* 773 10 *καὶ ζῶντα* (*ζόντα* P) *καὶ μεταλλάξαντα* del. *Sch* auctore *Va* ann. 33 ratus cetera non esse inducenda 11 *δ'* add. *Va* 13 *πάντα* P, *πάντ' ἂν* Ern. Schulzius *Rhein. Mus.* 1868, 431 *Hu* 17—509, 8 P 271[u], *Va* 194; v. Liv. epit. 52, *Ni* l. c. 276 20 *ἐπεπόρευντο* P, corr. *Sch* 22 *τιμᾶσθαι Va*, ꜱ P, *τοῦτο* et tum *συνέβαινεν αὐτῷ* coni. *Hu*

αὐτὸν καὶ κοινῇ καὶ κατ' ἰδίαν· καὶ γὰρ ἐγκρατῶς καὶ 3
καθαρῶς ἀνεστράφη καὶ πρᾴως ἐχρήσατο τοῖς ὅλοις
πράγμασι, μέγαν καιρὸν ἐν τοῖς Ἕλλησιν ἔχων καὶ
μεγάλην ἐξουσίαν. καὶ γὰρ ἐν οἷς ἐδόκει παρεωρα- 4
5 κέναι τι τῶν καθηκόντων, ἐμοὶ μὲν οὐκ ἐφαίνετο δι'
1367] ἑαυτὸν τοῦτο πεποιηκέναι, διὰ δὲ τοὺς παρακει-
μένους φίλους. τοῦτο δ' ἦν ἐκφανέστατον (ἐν) τοῖς 5
τῶν Χαλκιδέων ἱππεῦσιν, οὓς ἀνεῖλεν.

II. RES AEGYPTI.

10 Ὅτι Πτολεμαῖος ὁ τῆς Συρίας βασιλεὺς κατὰ [7 (18) (40, 12)
τὸν πόλεμον πληγεὶς ἐτελεύτησε τὸν βίον, κατὰ
μέν τινας μεγάλων ἐπαίνων καὶ μνήμης ὢν ἄξιος, κατὰ 2
δέ τινας τοὐναντίον. πρᾷος μὲν γὰρ ἦν καὶ χρηστός, 3
εἰ καί τις ἄλλος τῶν προγεγονότων βασιλέων. σημεῖον 4
15 δὲ τούτου μέγιστον· ὃς πρῶτον μὲν οὐδένα τῶν ἑαυ-
τοῦ φίλων ἐπ' οὐδενὶ τῶν ἐγκλημάτων ἐπανείλετο·
δοκῶ δὲ μηδὲ τῶν ἄλλων Ἀλεξανδρέων μηδένα δι'
ἐκεῖνον ἀποθανεῖν· ἔπειτα δόξας ἐκπεσεῖν ἀπὸ τῆς 5
ἀρχῆς ὑπὸ τἀδελφοῦ, τὸ μὲν πρῶτον ἐν Ἀλεξανδρείᾳ

---

2 ἀνεστράφηι P πράωσ P, corr. *Sch* 4 παρεορακέναι *Di* 7 τούτων accentu acuto ex circumflexo mutato P, corr. *Va* |ἐκφανέστατον P *Hu*, καταφανέστατον *Va* vulgo ἐν add. *Va* 8 ante τῶν add. κατὰ P, del. *Rei* 773 *Be*
10—510, 11 P 271ᵘ—272ʳ (fol. 272ʳ ab Omontio *catal. génér. d. manuscr. des bibl. publ. de France. Départements. Catal. d. manuscr. Grecs.* Parisiis 1886 photolithographice est repraesentatum), *Va* 194; v. Liv. epit. 52, *Ni* l. c. 276. Hoc loco Polybium ea scripsisse, quae Strabo de Alexandria ex eo deprompsit (v. p. 425, 16 ss.), coni. *Sch* 10 post Συρίας add. καὶ Αἰγύπτου *Sch* 12 |καὶ μνήμησ P *Hu*, καὶ τιμῆς *Va* vulgo 13 τοῦ-ναντίον P πρᾶοσ P, corr. *Sch* 18 ἀπὸ] ἐκ *Di*, sed v. Thucyd. 8, 81, 2

λαβὼν κατ' αὐτοῦ καιρὸν ὁμολογούμενον ἀμνησικάκη-
6 *τον ἐποιήσατο τὴν ἁμαρτίαν· μετὰ δὲ ταῦτα πάλιν*
ἐπιβουλεύσαντος τῇ Κύπρῳ, κύριος γενόμενος ἐν Λα-
πήθῳ τοῦ σώματος ἅμα καὶ τῆς ψυχῆς αὐτοῦ, τοσοῦ-
τον ἀπέσχε τοῦ κολάζειν ὡς ἐχθρὸν ὥστε καὶ δωρεὰς 5
προσέθηκε παρὰ τὰς πρότερον ὑπαρχούσας αὐτῷ κατὰ
7 *συνθήκας καὶ τὴν θυγατέρα δώσειν ὑπέσχετο. κατὰ*
μέντοι γε τὰς ἐπιτυχίας καὶ κατορθώσεις ἐξελύε(το) τῇ
ψυχῇ, καί τις οἷον ἀσωτία καὶ ῥᾳθυμία περὶ αὐτὸν
Αἰγυπτιακὴ συνέβαινεν· (καὶ) κατὰ τὰς τοιαύτας δια- 10
θέσεις εἰς περιπετείας ἐνέπιπτεν.

B. OLYMP. 158, 4.

EX EPILOGO.

1868 8 (19)] (40, 12) Ὅτι ὁ Πολύβιός φησι κατὰ τὸ τέλος
τῆς συγγραφῆς· *ταῦτα μὲν οὖν ἡμεῖς* 15
καταπράξαντες ἐκ τῆς Ῥώμης ἐπανήλθομεν, ὡσανεὶ
κεφάλαιά τινα τῶν προπεπολιτευμένων κατειργασμένοι,
2 *χάριν ἀξίαν τῆς πρὸς Ῥωμαίους εὐνοίας. διὸ καὶ*
πᾶσι τοῖς θεοῖς εὐχὰς ποιούμεθα τὸ λοιπὸν μέρος
τῆς ζωῆς ἐν τούτοις καὶ ἐπὶ τούτων διαμεῖναι, [1174
θεωροῦντες τὴν τύχην ὡς ἔστιν ἀγαθὴ φθονῆσαι τοῖς

1 *καιρὸν Va* pro *καὶ τὸν* 3 *ἐν Λαπήθῳ Sch* coll. Steph. Byz. s. v., *ἐναλπίθω* P, *ἐν Λαπίθῳ Va* vulgo 6 *αὐτῷ Va* pro *αὐτοῖσ* 8 *ἐξέλυε* P, corr. *Va* 9 *ῥαθυμία* P, corr. *Sch* 10 *καὶ* add. *Va* 11 P subscribit: *τέλ^o| τῆσ ἱστορίασ πολυβί μεγαλοπō* 14—512, 14 M 95, 22—96, 25 *Hey*; v. *Ni* l. c. 277 17 *προσπεπολιτευμένων* M secundum *Ma* et *Bo*, *προπεπολιτευμένων* M secundum *Hey*, ut correxerat *Ge* 21 *ὥς ἐστιν* M secundum *Ma* et *Hey*, *ὡς ἔστιν* legit *Bo*, ut correxerat *Be*

ἀνθρώποις καὶ μάλιστα κατὰ τοῦτο τὸ μέρος ἰσχύει
καθ' ὅ τις ἂν δοκῇ μάλιστα μακαρίζεσθαι καὶ κατορ-
θοῦν ἐν τῷ βίῳ.
Καὶ ταῦτα μὲν οὕτω γενέσθαι συνέπεσεν· ἡμεῖς 3
5 δὲ παραγεγονότες ἐπὶ τὸ τέρμα τῆς ὅλης πραγματείας
βουλόμεθα, προσαναμνήσαντες τῆς ἀρχῆς καὶ τῆς προ-
εκθέσεως ἧς ἐποιησάμεθα καταβαλόμενοι τὴν ἱστορίαν,
συγκεφαλαιώσασθαι τὴν ὅλην ὑπόθεσιν, οἰκειώσαντες
τὴν ἀρχὴν τῷ τέλει καὶ καθόλου καὶ κατὰ μέρος.
10 ἐξεθέμεθα τοιγαροῦν ἐν ἀρχαῖς ὅτι τῆς μὲν προκατα- 4
σκευῆς ποιησόμεθα τὴν ἀρχὴν ἀφ' ὧν Τίμαιος ἀπ-
έλιπεν· ἐπιδραμόντες δὲ κεφαλαιωδῶς τὰς κατὰ τὴν 5
Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεις, ἐπειδὴ περὶ
μόνων τῶν τόπων τούτων κἀκεῖνος πεποίηται τὴν
15 ἱστορίαν, ὅτ' ἀνήλθομεν ἐπὶ τοὺς χρόνους, ἐν οἷς Ἀν-
νίβας μὲν παρέλαβε τὰς Καρχηδόνος δυνάμεις, ὁ δὲ
Δημητρίου Φίλιππος τὴν ἐν Μακεδονίᾳ βασιλείαν,
Κλεομένης δ' ὁ Σπαρτιάτης ἔφυγεν ἐκ τῆς Ἑλλάδος,
ἅμα δὲ τούτοις Ἀντίοχος μὲν τὴν ἐν τῇ Συρίᾳ βασι-
20 λείαν διεδέδεκτο, Πτολεμαῖος δὲ τὴν κατ' Αἴγυπτον ὁ
κληθεὶς Φιλοπάτωρ, ἐπηγγειλάμεθα διότι πάλιν ἀπὸ 6
τούτων τῶν καιρῶν ἀρξάμενοι καθ' οὓς ἦν ὀλυμπιὰς
ἐνάτη καὶ τριακοστὴ πρὸς ταῖς ἑκατόν, διέξιμεν τὰς
κοινὰς τῆς οἰκουμένης πράξεις, περιγράφοντες κατ'

---

1 ἰσχύειν| M, corr. *BW* auctore *Ge* 3 τῶ ....| M secundum *Hey*, τῶι βίω legit *Bo*, ut correxerat *Hey* 6 προαναμνήσαντες *Ge*, sed v. 4, 28, 6. 5, 111, 10 7 ἐποιήσαμεν legerat *Ma*, ἐποιησάμεθα M secundum *Hey*, ut coniecerat *Ge* 9. 10 κατὰ μέρος ἐξεθέμεθα M, distinxit *Ma* 11 ἀπέλειπεν M, corr. *Ge* 12 ἐνδραμόντες M, corr. *Be* 15 ὅταν ἔλθωμεν M, ὅτε ἤλθομεν (cum hiatu) *Ge*, corr. *Hey* 22 ϑ' καὶ λ' πρὸς ταῖς ρ' M

1369] *ὀλυμπιάδας καὶ διαιροῦντες κατ' ἔτος καὶ συγκρίνοντες ἐκ παραβολῆς τὰς καταλλήλους ἕως τῆς Καρχηδόνος ἁλώσεως καὶ τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν μάχης, ἔτι δὲ τῆς ἐπιγενομένης ἐκ τούτων*
7 *ἀποκαταστάσεως περὶ τοὺς Ἕλληνας. ἐξ ὧν τὸ κάλ-* 5
λιστον ἔφαμεν, ἅμα δ' ὠφελιμώτατον περιγενέσθαι τοῖς φιλομαθοῦσι· τοῦτο δ' ἦν τὸ γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων,
8 *ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός. τούτων δὴ πάν-* 10
των ἡμῖν ἐπιτετελεσμένων λείπεται διασαφῆσαι τοὺς χρόνους τοὺς περιειλημμένους ὑπὸ τῆς ἱστορίας [1175
καὶ τὸ πλῆθος τῶν βύβλων καὶ (*τὸν*) *ἀριθμὸν τῆς ὅλης πραγματείας.*

---

1 *κατὰ* M, corr. *Ben* 309 *BW* 2 *κα|ταλλήλους· ὡς* M, corr. *Ma* 3 *καὶ τῆς* | *ῥωμαίων* M, corr. *Be* 6 *ὠφεληιμότατόν* M, corr. *Ma* post *ὠφ.* add. *τε* M, *τι* coni. *Ge*, del. *Di*, v. 1, 4, 4. 6, 2, 3 *περιγίνεσθαι Ge* 7 *γνῶναι*—10 *γεγονός*] Eadem fere verba sunt 1, 1, 5. 6, 2, 3 7 post *γνῶναι* add. *καὶ μαθεῖν* 6, 2, 3 8 *πάντα* 6, 2, 3 9 post *οἰκουμ.* add. 1, 1, 5. 6, 2, 3: *ἐν οὐχ* (*οὐδ'* 6, 2, 3) *ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν* 10 *δὲ Ma*, *δὴ* M secundum *Hey*, sicut e specimine scripturae codicis M aeri inciso, quod editioni Maianae est affixum, revocavit *Ge* 13 *βίβλων* M, corr. *Hu*, v. *BW* I 77 *τὸν* add. *Di* 14 Subscribit M: *ἐν τῷ περὶ τοῦ τίς τί ἐξεῦρε:* | *τελ°* *τῆς πολυβίου ἱστορίας λόγου λθ* ·/. *τὸν μ λόγον:* | *περὶ γνωμικῶν ἀποστομισμάτων* (pro quo *ἀποστοματισμάτων* esse legendum docet *Di* Steph. thes. I 2, 1702B), cuius subscriptionis rationem post alios explicat *Ni* l. c. 277 ss.

FRAGMENTA LIBRI XL.

cui indices inerant, non supersunt.

FRAGMENTA EX INCERTIS LIBRIS.

A. FRAGMENTA, QUAE AFFERUNTUR ADDITO NOMINE POLYBII.

[1[a] *Ἀθεσία*] καὶ αὖθις Πολύβιος· *ἐπικρύπτειν ἅπασι τὴν ἀθεσίαν αὐτῶν καὶ τὴν ἀβεβαιότητα.*]

1 (4 *Hu*). *Αἰγόσθενα*] πόλις Μεγαρίδος ... τὸ ἐθνικὸν ὤφειλεν Αἰγοσθενεύς, ὡς Μεγαρεύς. Πολύβιος δ'
5 *Αἰγοσθενίτην* φησίν .. Steph. Byz.

2 (6). *Αἶρε δάκτυλον*] .. καὶ Πολύβιος· *ὁ δὲ προσπεσὼν αἵρεται νίκην εὐτυχεστάτην.*

3 (9). *Ἀκόλουθον*] .. καὶ Πολύβιος· *τοὺς δ' ἐτίμησε χρυσοῖς ὑφάσμασιν καὶ λόγχαις, βουλόμενος ἀκόλουθον*
10 *εἶναι τοῖς ἔργοις τὴν διὰ τῶν λόγων ἐπαγγελίαν.*

---

1 Si fragmentis litterarum ordine collectis nomen auctoris non est tributum, e Suida hausta sunt; neque tamen addito Polybii nomine certa est fides Suidae, quod constat eum nonnullis locis per errorem Polybium citasse (cf. Bernhardyum ad Suid. v. *ἀνάστασις* gl. 2., *αὐτάρκεια*, *γεφυρίζων*, *στέρξω*, *χάρμα*). Cf. Fragm. 1[a]. 5. 19. 44. 64   1 Fragmentum 1[a] a Polybio abiudicat *Di*   3 fr. 1 spectare videtur Pol. 6, 11[a], 4   8 *δ'* *BW* pro *δὲ*

4 (10). *Ἀκρόπολις*] Δαμάσκιος· *τὰ γὰρ ἐπιφανέστατα τῶν ὀχυρωμάτων ὡς ἐπίπαν κοινὴν ἔχει τὴν φύσιν. γνοίη δ' ἄν τις τὸ λεγόμενον ἐκ τῶν περὶ τὰς ἀκροπόλεις συμβαινόντων. αὗται γὰρ δοκοῦσι μὲν μεγάλα συμβάλλεσθαι πρὸς ἀσφάλειαν τῶν πόλεων, ἐν αἷς ἂν* 5 *ὦσι, καὶ πρὸς τὴν τῆς ἐλευθερίας φυλακήν, γίνονται δὲ καὶ πολλάκις αἴτιαι δουλείας καὶ κακῶν ὁμολογουμένων*, ὥς φησι Πολύβιος.

[5 (12). *Ἀλκή*] .. καὶ Πολύβιος· *οἶδε γὰρ καὶ λόγων ἀλκὴ θανάτου καταφρονεῖν.*] 10

6 (13). *Ἀλογιστία*] καὶ Πολύβιος· *ὀλίγοι δέ τινες ἦσαν οἱ καταινέσαντες, οἱ δὲ πλείονες ἀντέπιπτον· ὧν οἱ μὲν ἀλογιστίαν, οἱ δὲ μανίαν ἔφασαν εἶναι τὸ παραβάλλεσθαι καὶ κυβεύειν τῷ βίῳ, τὸ παράπαν ἀνεννόητον ὄντα τῆς μάχης καὶ τῆς βαρβαρικῆς χρείας.* 15

7 (111). *Ἀνατάσεις*] .. Πολύβιος· *οἱ μὲν οὖν περὶ Μητρόδωρον καταπλαγέντες τὴν ἀνάτασιν Φιλίππου τοῦ βασιλέως ἐπανῆλθον.*

8 (109). *Ἀνεκτά*] καὶ Πολύβιος· *διόπερ οὔτε τὸ λαθεῖν οὔτε κατὰ τούτους τοὺς καιροὺς εἰσβάλλοντας* 20 *εἰς Μακεδονίαν τοὺς Ῥωμαίους ἀνεκτὸν ἦν.*

---

1 Damascius Damascenus hunc Polybii locum videtur attulisse 5 *πόλεων ἐν αἷς* *Sch* Küstero auctore pro *πολεμίων ἐν οἷς* 7 *καὶ* prius add. Suid. cod. A *Di* auctore Bernhardyo 9. 10 Ea ex Theophylacti Simocatt. histor. 5, 5 p. 213, 16 s. Bonn. esse hausta perspexit Abreschius animadvers. in Aeschyl. lib. III p. 38, inducit *BW*. Cf. ad p. 513, 1 et fragm. 44 11—15 Suid. v. *καταινέσαντος*: *καὶ Πολύβιος· ὀλίγοι δέ τινες*—12 *ἀντέπιπτον*; idem v. *ἀλογιστία*: *παρὰ Πολυβίῳ· οἱ δὲ πλείονες ἀντέπιπτον*—14 *τῷ βίῳ*; idem v. *κύβος*: *Πολύβιος· οἱ μὲν ἀλογιστίαν καὶ μανίαν*—14 *βίῳ*; idem v. *κυβεύειν*: *μὴ παραβάλλεσθαι μηδὲ κυβεύειν τῷ βίῳ*; idem v. *ἀνεννόητον*: *οὐ δεῖ παραβάλλεσθαι*—15 *χρείας*. Cf. ad 35, 5, 1 19—21 'Nulla apta est fragmenti sententia, ne deleto quidem [cum Bernhardyo] altero *οὔτε*' *Di* 20 *κατὰ τούτους τοὺς καιροὺς* cum vi esse dicta docet *BW Beitr.* 24

9 (23). ΑΝΝΙΒΑΣ] *Ἀννίβαν δὲ Μάρκελλος*, ὡς μὲν οἱ περὶ Πολύβιον λέγουσιν, *οὐδ' ἅπαξ ἐνίκησεν, ἀλλ' ἀήττητος ἀνὴρ δοκεῖ διαγενέσθαι μέχρι Σκιπίωνος*. Plut. Pelop. et Marcelli compar. 1 p. 85, 27 Sint.

5 10 (191). *Ἀπαξίωσις*] Πολύβιος· *ὁ δὲ Φίλιππος ἐδυσχέραινεν ἐπὶ τῇ τῶν Κερκυραίων ἀπαξιώσει.*

11 (24). *Ἀπαραγγέλτως*] Πολύβιος· *καὶ πανταχόθεν ἀπαραγγέλτως ἠθροίζοντο.*

12 (25). *Ἀπέστησεν*] Πολύβιος· *ἐκεῖνον γὰρ οὔτε* 10 *σκότος οὔτε χειμῶνος μέγεθος ἀπέστησεν οὐδέποτε τῆς προθέσεως· ἀλλὰ καὶ ταῦτα διωθούμενος καὶ τὰς ἀρρωστίας ἐκπονῶν καθῖκτο καὶ διευτυχήκει πάντα τὸν χρόνον.*

13 (26). καὶ αὖθις Πολύβιος· *ἀποσχόντες τῆς ἰδίας* 15 *παρατάξεως ἐφ' ἱκανόν τινα τόπον οἱ μὲν πλείους ἀπέστησαν, δύο δ' ἐπὶ πολὺ προῆλθον.*

14 (27). *Ἀπηρείσατο*] Πολύβιος· *ὁ δ' ἀπορῶν τοῖς ὅλοις πέρας ἐπί τινα τοιαύτην ἐλπίδα κατὰ τὸ παρὸν ἀπηρείσατο τὴν ἐνεστῶσαν ἀπορίαν.*

20 15 (28). *Ἁπλῶς*] Πολύβιος· *οὗ καιρὸς ἀφυέστερος οὐ γέγονεν ἁπλῶς.*

16 (37). *Ἀπολεγόμενος*] Πολύβιος· *ὁ δὲ παρῃτεῖτο τοὺς Ἀχαιοὺς ἀπολεγόμενος τὴν ἀρχήν.*

17 (30). *Ἀπόστασις*] Πολύβιος· *οὐδενὸς ἐπεγνωκό-*

---

2 *οὐδ'* *BW* pro *οὐδὲ* 3 ante *ἀνὴρ* add. *ὁ* Schaefer, *ἀνὴρ* *Di* 5. 6 Fragm. 10 videtur pertinere ad Philippi expeditionem contra Corcyram a. 215 factam (v. Niesium *Gesch. d. griech. u. maked. Staaten* cet. II 468 et 779), ita ut libro septimo possit tribui 8 *ἠθροίζοντο* *BW* pro *ἡθροίζοντο*, v. *BW* I 77 12 *καθῖκτο* *Sch* pro *καθῆστο* 16 *ἐπέστησαν* *Sch* 16. 17. 516, 3 *δ'* *BW* pro *δὲ* 20. 21 Eadem Suid. v. *ἀφυής* 22. 23 Eadem lex. Vindob. p. 10, 5 Nauck

τος τῶν πολιτῶν τὸ συμβαῖνον διὰ τὴν ἀπόστασιν, ἅτε μεγάλης οὔσης τῆς πόλεως * * *

18 (31). *Ἀποσφαλμήσας*] Πολύβιος· *ὁ δ' ἵππος, ὑπεραλγὴς ὢν ἐκ τῆς πληγῆς, ἀποσφαλμήσας ἐφέρετο ῥύδην διὰ τοῦ μεταξὺ τόπου τοῦ στρατοπέδου.* 5

[19 (29). *ἀπὸ τοῦ κρατίστου*] *Καὶ Πολύβιος· καὶ τὸ μὲν παλαιὸν ἀπὸ τοῦ* κρατίστου ἐγένετο *παρὰ Ῥωμαίοις ἡ* μονομαχία, ἐν *δὲ τοῖς καθ' ἡμᾶς* πολλαὶ ὁδοὶ εὕρηνται.]

---

3 ss. Suid. v. *ὑπεραλγῆ*: *ὁ δὲ ἵππος ὑπεραλγὴς ὢν ἐκ τῆς πληγῆς ῥύδην ἐφέρετο*; idem v. *ἀποσφ.*: *ὁ δὲ ἵππος ἀπὸ τῆς πληγῆς ἀποσφαλμήσας*. His ex locis composuit Bernhardyus fragmentum hoc: *ὁ δὲ ἵππος ἀποσφαλμήσας καὶ ὑπεραλγὴς* (cum hiatu intolerabili, v. *BW* Fleckeis. annal. 1889, 682) *ὢν ἐκ τῆς πληγῆς* cet., *Hu* hoc: *ὁ δὲ ἵππος, ὑπεραλγὴς ὢν ἐκ τῆς πληγῆς, ἀποσφαλμήσας* cet. 6—8 Fragm. 19 del. *Di* IV 149 9 Secundum litterarum ordinem hic inserendum fuisset fragmentum ex Georgii Syncelli Chronogr. p. 172, 15 Bonn.: *Ἡ τῶν Ἀράβων βασιλεία διαδεξαμένη τὴν τῶν Χαλδαίων διήρκεσεν ἔτη σιε΄ .... ταύτην Ἀσσυρίων μα΄ διεδέξαντο βασιλεῖς, οἳ καὶ ἀρξάμενοι ἀπὸ τοῦ ,γσις΄ καθολικοῦ ἔτους κόσμου ἔληξαν εἰς τὸ ,δχοε΄ ἔτος τοῦ κόσμου, διαρκέσαντες ἔτη ὅλα ,αυξ΄ ἀπὸ τοῦ πρώτου αὐτῶν Βήλου ἕως τοῦ μα΄ Μακοσκολέρου τοῦ καὶ Σαρδαναπάλλου, ὡς συμφωνοῦσι πολλοὶ τῶν ἐπισήμων ἱστορικῶν, Πολύβιος καὶ Διόδωρος, Κεφαλίων τε καὶ Κάστωρ καὶ Θάλλος καὶ ἕτεροι.*

Tum addendum esset alterum fragmentum eiusdem generis: *Ὁ δὲ βασιλεὺς Κροῖσος ἀκούσας τὴν τοῦ χρησμοῦ ἀπόκρισιν ἐξῆλθε κατὰ Κύρου μετὰ δυνάμεως πολλῆς· καὶ παρῆλθε τὸν Ἅλυν, ποταμὸν τῆς Καππαδοκίας. καὶ συνέκρουσε Κύρῳ χειμῶνος ὄντος μεγάλου· καὶ ἡττηθεὶς ἠθέλησε φυγεῖν αὐτὸς καὶ τὰ πλήθη αὐτοῦ· καὶ πλημμυρήσαντος τοῦ ποταμοῦ ἐκ τοῦ χειμῶνος, οὐκ ἠδυνήθη φυγεῖν οὐδὲ περᾶσαι. καὶ ἐλήφθη αἰχμάλωτος αὐτὸς καὶ* (*ἀπώλετο* addit Cedr.) *τὰ πλήθη αὐτοῦ, χιλιάδες ν΄ τοὺς δὲ ζήσαντας ἐξ αὐτῶν ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος ἅμα Κροίσῳ. καὶ στήσας αὐτὸν ἐν ξυλίνῳ τρίποδι ἐν ὕψει δεδεμένον ἐθριάμβευσεν αὐτὸν τῷ στρατῷ αὐτοῦ. καὶ ἔλαβεν αὐτὸν καὶ κατήγαγεν ἐν Περσίδι. ταῦτα δὲ ἱστόρησαν οἱ σοφώτατοι Θάλης* [*Θάλλος*, ut apud Eusebium, Bentleius Ep. ad Mill. p. 71] *καὶ Κάστωρ καὶ Πολύβιος συγγραψάμενοι καὶ μετ' αὐτοὺς* [sic] *Ἡρόδοτος ὁ ἱστοριογράφος· ἅτινα καὶ ὁ σοφὸς Θεόφιλος ἐχρονογράφησεν.* [Malal. p. 157, 8 Bonn., Cedr. I 242, 4 Bonn.]

Sed ea e libris Polybii non desumpta esse patet

20 (33). *Ἀρκεσίνη*] μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμοργῷ τῇ νήσῳ. ἦσαν γὰρ Μελανία, Μινῴα, Ἀρκεσίνη. Πολύβιος δὲ ἀρσενικῶς *τὸν Ἀρκεσίνην* φησί. Steph. Byz.

21 (34). *Ἄρπυια*] πόλις ἐν Ἰλλυρίᾳ παρ' Ἐγχελέαις
5 . . . Πολύβιος. Steph. Byz.

22 (36). *Αὐλαία*] Πολύβιος· *ἀκούων ταῦτα πάντα διὰ τῆς αὐλαίας* ἐγέλα *ὁ βασιλεύς.*

23 (156). *Αὐτοτελής*] Πολύβιος· *ταῦτ' εἰρήσθω χάριν τῆς Ῥωμαίων εὐβουλίας καὶ τῆς ἀνοίας τῶν ὀλιγω-*
10 *ρούντων τῆς τῶν ἐκτὸς συγκαταθέσεως, αὐτοτελεῖς δὲ νομιζόντων εἶναι πρὸς τὸ κατορθοῦν τὰς σφετέρας δυνάμεις.*

24 (38). *Ἄψυρτος*] . . Πολύβιος *νῆσον Ἄψυρτον* ἱστορεῖ. Steph. Byz.

15 25 (39). *Βάρος*] *προορώμενος δὲ καὶ κατορρωδῶν τὸ βάρος καὶ τὸ φιλόνικον τῶν ἀνθρώπων* . . . Πολύβιός φησι.

26 (40). *Βασανίζειν*] . . καὶ Πολύβιος· *τότε νομίσας τὴν ἐκ πυρὸς ἔχειν βάσανον ἀπελύθη τῆς ὑποψίας* * * *

20 27 (41). *Βρεττία*] . . τὸ ἐθνικὸν ἔδει Βρεττιανός, ὡς Πολύβιος τὸ θηλυκόν '*ἐπὶ Βρεττιανὴν τόπων*' Steph. Byz.

---

1 *Ἀρκεσίνη* addidit et sequentia, quae cum praecedentibus arte cohaerent, ab his separat Xylander 1—3 Cum prope Laden insulam sit Arcesine, suspicatur *Sch* V 54 Polybium, ubi de pugna navali ageret facta ad Laden inter Philippum et Rhodios (cf. Pol. 16, 14, 5), huius fecisse mentionem
7 *ἐγέλασεν Hu*, *ὁ βασιλεὺς ἐγέλα B W*, v. Kaelkerum l. c. p. 227
8 *ταῦτ' B W* pro *ταῦτα* 13 *Πολύβιος νῆσον* Meinekius, *πόλιννῆσον* Steph. Byz. cod. Palatinus uterque et Vossianus, *πονῆσον* cod. Perusinus et Rehdigeranus 16 *φιλόνικον Di* pro *φιλόνεικον*, v. ad 21, 20, 1 21 '*Βρεττιανὴν χώραν* de Bruttiorum agro dixit Pol. 1, 56, 3; Stej ɿnus alium Polybii locum respexit' Meinekius

28 (45). *Διασχών*] Πολύβιος· *ὁ δὲ διασχὼν τῶν πολεμίων ὡς τρία στάδια κατεστρατοπέδευσε, μεταξὺ λαβὼν τὸν ποταμόν.*

29 (46). *Διατατικώτερον*] Πολύβιος· *τοῦτ' ἄμεινον ὑπολαμβάνοντες εἶναι καὶ διατατικώτερον, τὸ μήτε τῷ* 5 *καιρῷ μήτε ταῖς ἐκκλησιαστικαῖς καὶ παραστατικαῖς διαθέσεσι περιγίνεσθαι τῶν ἐναντίων.*

30 (7). *Διεψευσμένοι*] Πολύβιος· *πάντων τούτων ἦσαν διεψευσμένοι [οἱ Αἰτωλοί].*

31 (47). *Δικαιοδοσία*] Πολύβιος· *ὅταν ᾖ τὸ δίκαιον* 10 *ἐκλαβεῖν παρὰ τῶν ἀδικησάντων ἢ κατὰ νόμους ἢ κατ' ἄλλας τινὰς ὑποκειμένας δικαιοδοσίας.*

32 (48). *Δυεῖν*] Πολύβιος· *ἀπελθεῖν εἰς πόλιν, ἣ δυεῖν μὲν ἡμερῶν ἀπεῖχε.*

[33 (49). καὶ αὖθις· *δυεῖν προελέσθαι θάτερον, ἢ τὸ ἢ τό.*] 15

34 (50). *Ἐθελοντήν*] καὶ Πολύβιος· *τοῖς βουλομένοις πάντα κίνδυνον ἐθελοντὴν ὑπομένειν.*

35 (52). *Εἰκοβολεῖν*] *φῶς ἑαυτοῖς παρεσκεύαζον εἰς τὸ μήτε σφάλλεσθαι μήτ' εἰκοβολεῖν.* Πολύβιός φησιν. 20

36 (192). *Ἐκκλείουσι*] Πολύβιος· *ἐπεὶ τὸν Φίλιππον ἐκκλείουσιν οἱ καιροί, βούλεσθαι τὸν βασιλέα τὴν ἐπιγραφὴν τῆς πράξεως ἐκείνῳ* περιποιῆσαι, ὡς *ἐν εὐεργεσίᾳ προφέρων τούτῳ τοὺς λόγους.*

---

5. 6 *μήτε τῶν καιρῶν ἀμελεῖν Ca* 1020, *μητ εἴκοντας τῷ καιρῷ BW* 7 *περιγίνεσθαι* pro *παραγ.* coniecerat *Ur* 265, ut e meliorum codicum scripturis Gaisfordius restituit 9 *οἱ Αἰτωλοί* inducit *BW* 10—12 Eadem Suid. v. *ἐκλαβεῖν* 11. 12 *κατ' ἄλλας τινὰς* v. *ἐκλαβεῖν, κατά τινας ἄλλας* altero Suidae loco vulgo, illa praefert *BW* coll. 3, 63, 6 15 non esse Polybii perspexit *Di* secutus Schweighaeuserum 24 *προφέροντι τούτους τοὺς λόγους* Bernhardyus, *προσφέρων τούτῳ τοὺς λόγους Hu*, *προσφέροντα τούτῳ τοὺς λόγους BW*

37 (56). *Ἐκφανεστάτας*] Πολύβιος· *τὸ γὰρ μάλιστα λυποῦν ἀεὶ τῶν ἐν χερσὶν ὄντων ἐκφανεστάτας ἔχει τὰς χαράς.*

38 (59). *Ἐξαίσια*] Πολύβιος· *ἐπιγίνεται χειμῶνος* 5 *μέγεθος ἐξαίσιον.*

39 (63). ΕΞΗΡΙΚΑ ΠΛΟΙΑ] δοκοῦσι δέ πως τὰ πλοῖα ταῦτα ταχυναυτεῖσθαι πεντηκοντόρων οὐχ ἧττον, κατὰ πολὺ τῶν τριηρικῶν ἐλαττούμενα, πλείστοις ἔτεσι πρότερον τῆς τούτων ἐκλιπούσης δημιουργίας, εἰ καὶ 10 Πολύβιος ὁ συγγραφεὺς ἐκτίθεσθαί πως ἔδοξε τῶν ἐξηρικῶν πλοίων τὰ μέτρα, οἷς φαίνονται πολλάκις Ῥωμαῖοι καὶ Καρχηδόνιοι πολεμήσαντες πρὸς ἀλλήλους. Zosim. 5, 20, 4 Mendelssohn.

40 (64). *Ἔξοινος*] Πολύβιος· *ἔξοινοι γεγονότες καὶ* 15 *κατὰ τὰς σκηνὰς ἐρριμμένοι πάντες οὔτε παραγγέλματος ἁπλῶς ἤκουον οὔτε τοῦ μέλλοντος ἐλάμβανον οὐδ' ἡντινοῦν πρόνοιαν.*

41 (66). *Ἐπιγεννήματα*] Πολύβιος· *δεῖ τοὺς ὀρθῶς βουλευομένους περὶ τοῦ πολέμου, καθάπερ καὶ τοὺς* 20 *ἐν ταῖς ἀρρωστίαις, μηδὲν ἧττον τῶν ἐπιγεννημάτων ποιεῖσθαι λόγον ἢ τῶν ἐξ ἀρχῆς ὑποκειμένων παθῶν.*

42 (104). *Ἐπὶ κεφαλαίου*] Πολύβιος· *μνησθεὶς δ' ἐπὶ κεφαλαίου τῶν γεγονότων αὐτοῖς ἐλαττωμάτων καὶ θεὶς πρὸ ὀφθαλμῶν τὰ τῶν Μακεδόνων προτερήματα*

25 43 (180). *Ἐπίνειον*] Πολύβιος· *ὅτι οἱ Ῥωμαῖοι τὰς*

---

6. 7 *τὰ πλοῖα ταῦτα*] scil. *Λίβερνα* 14—17 v. ad 25, 2, 15 17 *ἡντιναοῦν* Suid., corr. *Di* III 435, 1, v. ad fragm. 59 22—24 'De Persei fortasse oratione ad milites agitur, de qua v. Liv. 42, 61, 4 ss.' *Sch* 25 — 520, 4 'De Neronis fortasse in Hispaniam adventu post Scipionum calamitatem egerat h. l. Polybius, quamquam non omnibus momentis conveniunt quae de ea re Liv. 26, 17 habet' *Sch*

μὲν ναῦς ἐνεώλκησαν, τοὺς δ' ἐν τῇ Ταρρακῶνι συναθροίσαντες ἐκ τῶν προγεγονότων ἐλαττωμάτων ἐπίνειον ἐποίησαν, ἐπὶ τῷ προκαθίσαντας ἐπὶ τῆς διαβάσεως διαφυλάξαι τοὺς συμμάχους.

[44 (68). *Ἐπίπνοια*] Πολύβιος· *οἱ δὲ Ῥωμαῖοι θείας ἐπιπνοίας τινὸς ἐπεπλήρωντο, τήν τε προθυμίαν ἀνανταγωνίστῳ σθένει φραξάμενοι* * * *] 5

45 (108). *Ἐρύκειν*] Πολύβιος· *τὸ κυριώτατον ἦν τὸ τὸν πόλεμον ἐρύκειν ἀπὸ τῆς Μακεδονίας.*

46 (175). *Ἐσχεδίαζον*] καὶ Πολύβιος· *ἁπλῶς δὲ πάντα κατὰ τὸ συνεχὲς ἐκ τῆς ἀρχῆς ἄχρι τέλους ἐσχεδιάσθαι καὶ διημαρτῆσθαι.* 10

47 (161). *Ἐσωματοποίει*] Πολύβιος· *ὡσανεὶ καὶ ταὐτόματον καὶ τύχη τις ἐσωματοποίει τὰς τοῦ Σκιπίωνος πράξεις, ὥστ' ἐπιφανεστέρας καὶ μείζονας ἀεὶ φαίνεσθαι τῆς προσδοκίας.* 15

48 (76). *Εὐδοκουμένην*] Πολύβιος· *τοῦ δὲ λέγειν ἀληθινῶς ταῦτα πίστιν ἔφη ποιήσειν εὐδοκουμένην.*

49 (77). *Εὐήθης*] Πολύβιος· *εὐήθως ἐκλογιζόμενοι τὰ παρόντα καὶ παιδικῶς.* 20

50 (80). *Εὑρεσιλόγος*] Πολύβιος· *ἔχων δὲ καὶ πλείω*

---

1 *δ'* *BW* pro *δέ*, *δὲ* (*συμμάχους*) vel *δὲ* (*στρατιώτας*) *Sch* 2 post *ἐλαττωμάτων* addendum esse *ἀναλαβόντες* coni. *Di* 5—7 Ea ex Theophylact. Simocatt. hist. 5, 15 p. 213, 12 Bonn. esse hausta perspexit Maur. Mueller Fleckeis. annal. 1871, 419, inducit *BW*; v. ad p. 514, 9 8 '*Ἐπισημαινόμενος*] .. *καὶ νῦν Πολύβιός φησι*' glossa Suidae prorsus obscura '*Ἐρύκειν*] Eadem Suid. v. *κυρία* 8. 9 *τὸ* ante *κυρ.* et post *ἦν* om. Suid. altero loco 9 *ἐρύκειν*] *φυγεῖν* Suid. altero loco 10 Suid. v. *σχεδιάζειν*: 11 *ἀπ' ἀρχῆς*—12 *διημαρτῆσθαι* 13 ss. De Africano maiore cogitat *Sch*, de minore et Pol. 36, 8, 7 *Ni Rhein. Mus.* 1871, 276; Liv. 29, 26, 5 comparat Soltau *Philol.* 1893, 593 13 *τὸ αὐτόματον* Suid., corr. *BW* coll. 15, 16, 6; 29, 5. 21, 26, 16. 31, 25, 10

λέγειν ἀγωνιῶ, μὴ δόξω τισὶν ὑμῶν οὐκ ἀναγκαίως εὑρεσιλογεῖν.

51 (84). *Ἡρμόσαντο*] Πολύβιος· *οἱ δὲ στρατιῶται πάνθ' ἡρμόζοντο πρὸς τὴν εἰς οἶκον ἐπάνοδον.*

5 52 (86). *Ἱππαφέσεων*] Πολύβιος· *παραπλήσιόν τι πάθος ἔπασχε τοῖς ἐπὶ τῶν ἱππαφέσεων· οἷον εἰκὸς ἐφισταμένοις ἐκ τῶν αἱρομένων πυρσῶν.*

53 (88). *Καθῆκον*] Πολύβιος· *τολμῶσι πέρα τοῦ δέοντος καὶ ποιοῦσι παρὰ τὸ καθῆκον.*

10 54 (90). ΚΑΠΠΑΔΟΚΙΑ] καλοῦσι δὲ οἱ παλαιοὶ μεγάλην τε καὶ μικρὰν Καππαδοκίαν, μεγάλην μὲν τὴν ἀπὸ Καισαρείας τε καὶ τοῦ Ταύρου καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, ἣν διορίζει Ἅλυς μὲν ποταμὸς ἐκ δυσμῶν, Μελιτηνὴ δὲ ἐξ ἀνατολῶν. καὶ αὕτη μὲν ἡ μεγάλη 15 Καππαδοκία. καὶ τούτων μάρτυς Πολύβιος, ὁ τὴν Ῥωμαϊκὴν ἱστορίαν γεγραφώς, ὃς διορίζει τὴν Καππαδοκίαν ἀπό τε Ταύρου καὶ Λυκαονίας καὶ ἕως τῆς Ποντικῆς θαλάττης. καὶ αὐτὴ γὰρ ἡ Νεοκαισάρεια ἥ τε Κολώνεια καὶ ἡ Μελιτηνὴ σύμπασα Καππαδοκία λέγονται. 20 ἔστι δὲ τὸ ὄνομα Περσικόν. Πέρσης γάρ τις ἀνήρ, * * * ἐν κυνηγίῳ Ἀρταξέρξῃ τῷ βασιλεῖ, ἢ οὐκ οἶδα ἄλλῳ

---

3 Fragm. 51 a Suida per errorem tributum esse Polybio censet *Hu* 4 *πάντα* Suid., corr. *BW* 6 *ἔπασχε* Toupius pro *ἔφασκε* *οἷον εἰκὸς* del. *Hu* 7 *ἐφισταμένοις* *Hu* pro *ἐφιστάμενοι, ἐφιστάμενον* (*τοῖς σημείοις*) *Sch*, qui suspicatur conferri h. l. inter se cupidam attentionem exspectationemque eorum qui ad carceres stant signum cursus exspectantes et eorum qui observant ea signa, quae daturi sunt socii facibus accensis. 8 'Cf. 21, 18, 5' *Sch* 10 'De rebus Cappadociae egerat Polybius libro XXXI (v. 31, 8); ac fortasse ex illo libro ducta haec narratio est' *Sch.* Cf. C. Wundererum *Blätt. f. bayr. Gymn.-W.* 1901, 472 ss. Cappadociam apud Polybium usque ad Pontum Euxinum extendi docet 5, 43, 1 18 *Κολώνεια*] *Καταονία* coni. *Sch*

τινί, λέων προσαπαντήσας τοῦ ἵππου τοῦ βασιλέως ἐδράξατο· καὶ κατὰ τύχην εὑρεθεὶς ὁ Πέρσης ἐν τῷ τοῦ θηρὸς συναντήματι τὸν ἀκινάκην σπασάμενος ἐρρύσατο τὸν βασιλέα παρὰ μικρὸν κινδυνεύοντα καὶ τὸν λέοντα ἐθανάτωσεν. οὗτος οὖν ὁ Πέρσης ἐπί τινος ὄρους 5 ὑψηλοτάτου ἀναβὰς καὶ πᾶσαν τὴν γῆν περισκοπήσας, ὅσην ὀφθαλμὸς ἀνθρώπινος περιβλέπει κατά τε ἀνατολὰς καὶ δυσμὰς ἄρκτον τε καὶ μεσημβρίαν, δωρεὰν παρὰ τοῦ βασιλέως πᾶσαν εἴληφε. ταῦτα δὲ ἱστορεῖ Πολύβιος. Constant. Porphyrogen. de thematis I 2 p. 18 Bonn. 10

55 (93). *Καταπορευθέντων*] Πολύβιος· *ἣν οὐχ οἷόν τ' ἀναλαβεῖν, μὴ οὐχὶ καταπορευθέντων τῶν πεφυγαδευμένων.*

56 (98). *Κομιδή*] Πολύβιος· *τῆς εἰς τοὔμπροσθεν κομιδῆς καὶ τῆς ὅλης ἐπιβολῆς ἀπέστη.* 15

57 (99). LANA] lana graecum et Polybius et Callimachus scribunt. Varro de l. l. 5, 113.

58 (101). *Λείπεσθαι*] Πολύβιος· *πάντων τῶν κατὰ τὸν πόλεμον ἐνεργημάτων μεγίστην ῥοπὴν ἔχουσι καὶ πρὸς τὸ λείπεσθαι καὶ πρὸς τὸ νικᾶν αἱ ψυχαὶ τῶν* 20 *ἀγωνιζομένων.*

59 (112). *Μνησικακεῖν*] Πολύβιος· *τοῦ μνησικακεῖν ἐπὶ τοῖς γεγονόσιν οὐδ' ἥντινοῦν ἔμφασιν ἐποίουν οἱ Ῥωμαῖοι.*

60 (113). ΜΟΡΑ] τὴν δὲ μόραν Ἔφορος μὲν ἄν- 25 δρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δ' ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστι. Plut. Pelop. 17.

---

11 ἣν] scil. *πόλιν* οἷόν τε Suid., corr. *BW* 16 lana] 'respicitur, ut apparet, Graecum vocabulum *λάχνη*' *Sch* 23 *ἡντιναοῦν* Suid., corr. *Di* praef. IV 4, v. ad p. 519, 17

60b. *Μοτιηνή*] χωρίον Ἰβηρίας, ἄποικος Ῥωμαίων· Πολύβιος τρίτῳ Steph. Byz.

61 (114). *Μύωψ*] Πολύβιος· *ὁ δὲ προσθεὶς τοὺς μύωπας ἐξ ἀμφοτέροιν τοῖν μεροῖν ἤλαυνε κατὰ κράτος.*

5 62 (116). *Νεαλής*] καὶ Πολύβιος· *τοὺς πολεμίους ἀκεραίους ὄντας καὶ νεαλεῖς.*

63 (117). *Νοῦν ἔχειν*] Πολύβιος· *νοῦν ἔχειν καὶ τόλμαν δεῖ τοὺς στρατηγούς, ἅπερ ἐστὶ κυριώτατα πρὸς τὰς ἐπισφαλεῖς καὶ παραβόλους πράξεις.*

10 [64 (122). *Ὁρμητήριον*] Πολύβιος· *τὸ δὲ φρούριον οἱ Παννόνιοι κατ' ἀρχὰς τοῦ πολέμου λαβόντες ὁρμητήριον ἐπεποίηντο* καὶ εἰς *ὑποδοχὴν τῶν λαφύρων* ἐξηρήκεσαν.]

65 (121). *Παλίγκυρτος*] Πολύβιος· *τῶν γὰρ πολεμίων αὐτομάτως καθάπερ εἰς παλίγκυρτον αὐτοὺς*

15 *καθεικότων, δυνάμενος κρατῆσαι τῶν ἐχθρῶν τούτους παρέλιπε.*

66 (125). *Παρατετολμηκότες*] Πολύβιος· *παρατετολμηκότες καὶ τελέως ἀπελπίσαντες τὴν σωτηρίαν.*

67 (162). *Παρέργως*] *Οὐ μὴν οὐδὲ τὸ πάρεργον*

20 *ἄξιον σιωπῆσαι, καθάπερ ἀγαθοῦ τεχνίτου,* περὶ τοῦ Σκιπίωνος λέγων ὁ Πολύβιος.

---

1 'Probabilius est hic quoque ... accidisse, ut *ὁμοιοτέλευτον* causa corruptelae exstiterit. scripsisse videtur ethnicographus: *Μοτιηνή, χωρίον Ἰβηρίας, (Μοτίνη, πόλις Ἰταλίας), ἄποικος Ῥωμαίων κτλ.*' Meinekius. Cf. Pol. 3, 40, 8 4 *ἀμφοῖν* coni. *BW* coll. 1, 46, 9. 2, 29, 2. 3, 55, 9. 6, 23, 7. 16, 3, 6; 29, 13 fragm. 179; v. E. Hassium Fleckeis. annal. 1893, 164 *ἤλαυνε κατὰ τάχος* coni. *BW* coll. Krebsio *D. Präpos.* cet. 142, *ἤλαυνεν ἀνὰ κράτος* Hertleinius Fleckeis. annal. 1877, 39 10—12 Propter hiatum *καὶ εἰς* (v. *BW* Fleckeis. annal. 1889, 680s.) et propter vocabulum *ἐξηρήκεσαν*, pro quo *Hu* proponit *ἐξηρτύκεσαν*, fragm. 64 induxit *BW*. Cf. ad p. 513, 1 14 *ἐς* Suid., corr. *Di* *αὐτοὺς* Bernhardyus 15 *τῶν ἐχθρῶν* del. Küster 16 *παρέλειπε* *Ca* 1023 17 v. ad 28, 11, 3 21 *Σκιπίωνος*] de Scipione maiore cogitat *Sch*

68 (127). *Πάρθος*] πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν χρονικῶν * * * λέγεται δὲ καὶ ἀρσενικῶς, ὡς Πολύβιος.

69 (133). *Πλαδαρόν*] καὶ αὖθις Πολύβιος· *τὰ μὲν ἄλλα καλῶς ἔχειν αὐτῷ πρὸς τὴν χρείαν, τὸ δὲ δόρυ* 5 *πλαδαρὸν εἶναι.*

70 (187). *Πρᾶξις*] Πολύβιος· *μετὰ τῶν ἐν τῇ πατρίδι φίλων τρίτον πρᾶξιν κατασκευασαμένου καὶ προσενεγκόντος τῷ Φαβίῳ τὸν λόγον.*

71 (140). *Πρόθεσις*] Πολύβιος· *ἦν δὲ τοῖς Ῥω-* 10 *μαίοις πρόθεσις ναυμαχῆσαι.*

72 (5). *Προσανέχων*] Πολύβιος· *ὁ δὲ πᾶν ὑπομένειν ἐδόκει, προσανέχων ταῖς τῶν Αἰγυπτίων ἐπαρκείαις.*

73 (154). ΠΤΟΛΕΜΑΙΟΣ Ο ΦΙΛΑΔΕΛΦΟΣ ΚΑΙ ΒΕΡΕΝΙΚΗ] καὶ ὁ τῆς Αἰγύπτου δὲ βασιλεὺς 15 δεύτερος, ὁ Φιλάδελφος ἐπίκλην, ἐκδοὺς τὴν αὑτοῦ θυγατέρα Βερενίκην Ἀντιόχῳ τῷ Συρίας βασιλεῖ ἐν ἐπιμελείᾳ εἶχε πέμπειν αὐτῇ τὸ ἀπὸ τοῦ Νείλου ὕδωρ, ἵνα μόνου τούτου τοῦ ποταμοῦ ἡ παῖς πίνῃ, ἱστορεῖ Πολύβιος. Athen. 2 p. 45c. 20

74 (155). *Ῥαβδοῦχοι*] Πολύβιος· *παρῆν ῥαβδοῦχος παρὰ τοῦ στρατηγοῦ, καλῶν τὸν βασιλέα.*

75 (193). *Σιτομετρεῖν*] Πολύβιος· *ὁ δὲ Φίλιππος διαδοὺς ὅτι μέλλει σιτομετρεῖν ἐκήρυξεν, ὅσοι μὴ πλεῖον*

---

2 * * *] lac. indicat Meinekius 6 *κλαδαρὸν* Küster coll. 6, 25, 5 *Sch*, sed v. Bernhardyum ad h. l. 7—9 'Ex nescio qua parte belli Annibalici ductum' *Sch*; si sermo fit de Tarento Romanis prodito, pro *τρίτον* legendum esse videtur *τοῦ Ταραντίνου* (scil. *Ἡρακλείδου*) *B W*, *κρύβδην Hu* 13 *ἐπαρχίαις* Suid., corr. *Ca* 1024 14 Fragm. 73 Phylarcho tribuit Wilamowitzius 19 *τοῦ ποταμοῦ* inducit Kaibelius 21 v. ad 29, 20, 1

ἔχουσι τριάκονθ' ἡμερῶν σῖτον, ἀπογράφεσθαι πρὸς αὐτόν.

76 (166). ΣΚΙΠΙΩΝ Ο ΑΦΡΙΚΑΝΟΣ] Σκιπίων γοῦν, ὁ Ἀφρικανὸς ἐπίκλην, ἐκπεμπόμενος ὑπὸ τῆς συγ-
5 κλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, πέντε μόνους (συν)επήγετο οἰκέτας, ὡς ἱστορεῖ Πολύβιος καὶ Ποσειδώνιος (FHG III 255). καὶ ἑνὸς ἀποθανόντος κατὰ τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ' ἐκεί-
10 νου πριαμένους πέμψαι αὐτῷ. Athen. 6 p. 273a.

77 (172). *Συντάξας*] Πολύβιος· *συντάξας ἐλαύνειν κατὰ σπουδὴν ὅσον ἔχει δυνάμεως.*

78 (173). *Σύνταξις*] Πολύβιος· *ταῦτ' ἐν ταῖς πρὸ τοῦ συντάξεσι δεδηλώκαμεν.*

15 79 (174). *Συστήσας*] Πολύβιος· *τοῦτον ἐξαπέστειλε συστήσας ἱππεῖς πεντακοσίους δυναμένους ἐπιπονεῖν.*

80 (179). *Σωματοποιῆσαι*] Καὶ αὖθις Πολύβιος· *ὁ δ' ὡς κηδεμονικὸς φίλος πᾶν ἐμηχανᾶτο, δι' οὗ τὰ τῶν ἐχθρῶν σωματοποιήσει, τοῖς δὲ σφετέροις πρά-*
20 *γμασι περιστήσει τοὺς μεγίστους κινδύνους.*

81 (181). *Τελεσιουργήσας*] Πολύβιος· *περὶ τὸ τῆς τάφρου χεῖλος τελεσιουργήσας τὴν πρᾶξιν.*

82 (182). *Τύλα*] Πολύβιος· *τῆς πέτρας αὐτοῖς δυσχρηστίαν παρεχούσης διὰ τὸ δεῖν τρῆμα ποιεῖν ἐν*
25 *αὐτῇ τοῖς τύλοις (τοῖς) κρατ(υν)οῦσι τὴν σύριγγα τὴν προσαγομένην* * * *

---

1 *τριάκοντα* Suid., corr. *BW* 2 *αὐτὸν* Suid., corr. *BW* 3—10 'De Minori Africano h. l. agi satis certum est' *Sch*; v. *BW* I 95 ann. 1 7 *ἐπήγετο* Athen. cod. A, corr. Kaibelius 13 *ταῦτα* Suid., corr. *BW* 16 *ἐπιπονεῖν*] *ἔτι πονεῖν* vulgo post *Sch*, scripturam traditam restituit *BW* 18 *δὲ* Suid., corr. *BW* 25 *τοῖς* add. *BW* auctore Bernhardyo *κρατοῦσι*

83 (184). *Τύχη*] Πολύβιος· *εἰ χρὴ τύχην λέγειν ἐπὶ τῶν τοιούτων· ποτὲ μὲν γὰρ αὕτη μὲν κενῶς κληρονομεῖ τοιαύτην φήμην, αἴτιοι δ' εἰσὶν οἱ χειρίζοντες τὰς πράξεις τῷ ταῖς αὐταῖς ἐπιτρέχειν σεμνότητα καὶ μέγεθος, ποτὲ δὲ τοὐναντίον.* 5

[83^b. *Τύχη*] *οἱ δὲ Χριστιανοὶ Θεὸν ὁμολογοῦμεν διοικεῖν τὰ πάντα. καὶ Πολύβιός φησι.*]

84 (186). *Ὑρτακός*] ἢ καὶ Ὑρτακῖνος, πόλις Κρήτης. ὁ πολίτης Ὑρτακῖνος. Πολύβιος δὲ τὸ θηλυκὸν *Ὑρτακίνη* ἀπὸ τοῦ Ὑρτακῖνος ἐθνικοῦ. Steph. Byz. 10

85 (190). *Φίλιπποι*] πόλις Μακεδονίας . . . ὁ πολίτης Φιλιππεύς, *Φιλιππηνὸς* δὲ παρὰ Πολυβίῳ. Steph. Byz.

86 (196). *Φρεατοτύπανα*] *φρεατοτύπανα* ὄργανά τινα παρὰ Πολυβίῳ. Hesych.

87 (197). *Φυλάκια*] καὶ Πολύβιός φησιν· *ὁ δὲ κατέσχεν ἀμφότερα τὰ κατεσκευασμένα φυλάκια, πεντήκοντα πόδας ἀλλήλων διεστῶτα.* 15

88 (199). *Χορηγία*] καὶ Πολύβιος· *μὴ οἷον κατὰ θάλατταν τὰς παρασκευὰς καὶ τὰ χορήγια παρακομίζειν τοῖς στρατοπέδοις μηδ' ἐφ' ὑποζυγίων, ἀλλ' ἐν ταῖς πήραις δέχ' ἡμερῶν ἔχοντας ἐφόδια.* 20

89 (200). *Ψυχαγωγεῖ*] φησὶ Πολύβιος· *οὗτοι μὲν περὶ ταῦτα διέτριβον, ψυχαγωγοῦντες τὰς δυνάμεις.*

Suid., corr. *BW* vertens: *cum rupes illis multum negotii facesseret, quod in ea facienda essent foramina fulcris, quae cuniculum adactum redderent firmum*

2 *ποτὲ μὲν BW* pro *μήποτε* 3 Suid. v. *τῷ νῦν λόγῳ*: *αἴτιοι δ' εἰσὶν — 5 τοὐναντίον* 4 *τοῦ ταῖς μὲν αὐτὴν ἐπιφέρειν* vel *ἐπιθεῖναι Hu* 6. 7 'Videtur locus Polybianus de fortuna humana, quem supra [fragm. 83] proposuit, indicari' Bernhardyus 13 Hoc vocabulo usum esse Polybium 9, 43, ubi dixit de arvis ex Euphrate irrigari solitis, coni. *Sch* 17 *ἀλλήλων διεστῶτα BW* pro *διεστῶτα ἀλλήλων* 18 *καὶ χορήγιον Πολύβιος Sch* V 102 et opusc. II 215 20 *μηδ' ἐφ' BW* pro *μηδὲ ἐπὶ*

B. FRAGMENTA AB IIS VIRIS DOCTIS POLYBIO ATTRIBUTA, QUORUM NOMINA SUNT ADIUNCTA.

[90. Ἀβλεπτήματι] ὁ δὲ φέρων ἐκαρτέρει τὰ τῶν ἰδιωτῶν ἀβλεπτήματα, τὰ δὲ τῶν λογικωτέρων αὐτὸν ἠνία. *Ca* 1027.

91 (194). Καὶ ἀβλεπτοῦντες. Οἱ δὲ ἀβλεπτοῦντες καὶ αἰδούμενοι ἀντοφθαλμεῖν πρὸς τὸν Φίλιππον ἐβοήθουν. *Ca* 1027.]

5 92 (1). Ἀβουλεί] ὁ δ' οὐ σφόδρα στοχαζόμενος τῆς τοῦ βασιλέως γνώμης ἀβουλότατα διεπράξατο. *Ca* 1027.

93 (2). Ἀγριότης] θαυμαστὴ γάρ τις κίνησις, ὡς ἔοικε, τἀνθρώπου πρὸς τοῦτο τὸ μέρος. Toupius emend. in Suid. cet. Oxon. 1790 I 18.

10 [94. Ἀγωνιῶ] ἠγωνία δὲ τοὺς στρατιώτας μὴ ἐπιλείπῃ τὰ ὀψώνια. *Sch.*]

95 (3). Ἀδικοδοξία] ὁ δὲ στρατηγὸς οὐ δυνάμενος ἐνεγκεῖν τὴν ἀδικοδοξίαν τῶν ταῦτα λεγόντων. *Va* 212.

96 (159). Ἀκέραιος] οὐ δυνάμενος δὲ πείθειν ἐξ 15 ἀκεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ προειρημένου βασιλέως ἠναγκάσθη πεντακόσια τάλαντα προτεῖναι. καὶ δὴ συγκατέθετο βοηθήσειν ὁ Σέλευκος. *Ur* 260.

97 (8). Ἀκόλουθον] ἀκόλουθον ἀπέβη τὸ τέλος 20 ταῖς προτέραις ἐνεργείαις. *Sch.*

---

1 Fragm. 90 del. *Sch* 3 Fragm. 91 a Polybio abiudicat *Di* IV 150 5 Fragm. 92 non esse Polybii, qui verbo διαπράξασθαι non utatur nisi in bonam partem, censet *Di* l. c. δ' *B W* pro δὲ 7 κίνησις in locum pristinae lectionis ἀγριότης successisse censet Bernhardyus l. c. 10 Fragm. 94 inducit *Di* l. c. ἐπιλίποι coni. Bernhardyus 14 De fragmenti 96 auctoritate dubitat *Sch*

[98 (11). *Ἀλάστωρ*] *ὁ δὲ ἔγραφε πικρῶς καὶ παραστατικῶς, ἀλάστορας ἀποκαλῶν καὶ παλαμναίους, εἰ οὕτως αἰσχρῶς προήσονται τοὺς τόπους, μηδὲν παθόντες ἢ ἰδόντες κακόν.* *Ca* 1027.]

99 (157). *Ἀμυνόμενοι*] *οἱ γὰρ Ῥωμαῖοι οὐ τὴν τυχοῦσαν πρόνοιαν ἐποιοῦντο τοῦ μὴ κατάρχοντες* 5 *φαίνεσθαι χειρῶν ἀδίκων, μηδ' ἀναιρούμενοι τοὺς πολέμους τὰς χεῖρας ἐπιβάλλειν τοῖς πέλας, ἀλλ' ἀεὶ δοκεῖν ἀμυνόμενοι καὶ κατ' ἀνάγκην ἐμβαίνειν εἰς τοὺς πολέμους.* *Ur* 255.

100 (14). *Ἀναδέξασθαι*] *πρὶν ἀναδέξασθαι τοὺς* 10 *ἐσκεδασμένους ἐν ταῖς προνομαῖς.* *Ca* 1018.

101 (15). *ἀναδέχεσθαι τὴν παρουσίαν τῶν πολεμίων.* *Di* IV 161.

102 (16). *Ἀναδρομή*] '*ἀναδρομὴ γίγνοιτο κοὺ σφαλούμεθα.*' *δεῖ πρόχειρον ἔχειν ἀεὶ τὸν στίχον τοῦτον.* 15 *τοῦτο μὴ ποιήσας Λεύκιος ὁ Ῥωμαῖος μεγάλως ἐσφάλη. οὕτω παρ' ὀλίγον σφάλλεται τὰ μέγιστα τῶν πραγμάτων* (*τῶν*) *ἡγουμένων ἀκρισίᾳ. ἱκανὰ τῶν τοιούτων ὑποδείγματα τοῖς εὖ φρονοῦσιν ἥ τε Πύρρου τοῦ τῶν Ἠπειρωτῶν βασιλέως βία καὶ πάροδος εἰς Ἄργος ἥ τε* 20 *Λυσιμάχου στρατεία διὰ τῆς Θρᾴκης ἐπὶ Δρομιχαίτην τὸν βασιλέα τῶν Ὀδρυσῶν. καὶ πολλὰ δὴ τούτοις ἕτερα παραπλήσια.* *Ur* 253.

103 (17). *Ἀναζυγαῖς*] *οἱ δὲ Ῥωμαῖοι τῶν γεγονό-*

---

1 Quae apud Suidam sunt v. *ἀκραιφνής*, ab Ursino 260 s. non recte tribui Polybio exponit *Di* IV 173 Fragm. 98 inducit *BW* 4 Fragm. 99 ab Ursino p. 255 Polybio assignatum ex iis reliquiis, quas servavit Suidas v. *ἀμυνόμενοι, ἀναιρεθείς, ἐμβαίνειν, πέλας*, composuit *Va* 206; v. ad 36, 2, 1 14 (*κἂν*) *ἀναδρομὴ* *Di* IV 162 *κοὐ*] *κεὶ* *Hu* *σφαλλόμεθα* Suid., *σφαλοίμεθα* Portus, corr. *BW* 18 *τῶν ἡγουμένων* *Sch* pro *ἀγομένων* 20 *βιαία πάροδος* coni. Bernhardyus, *βίαιος πάροδος* *BW* 21 *στρατιὰ* Suid., corr. Portus

των οὐδὲν ὅλως εἰδότες περὶ ἀναζυγὴν ἐγένοντο. *Va* 212.

104. Ἀνακαλούμενος] ὁ δ' ἐσπούδαζεν ἀνακαλεῖσθαι τὰς τῶν ὑποτεταγμένων εὐνοίας καὶ προθυ-
5 μίας ἐκ τοῦ γεγονότος ἐλαττώματος. Steph. thes. ling. graec. I 2 p. 395D.

[105. Ἀνάλημμα] κατανοήσας τὸ βάρος τῶν ἀναλημμάτων καὶ ὡς ἀδύνατόν ἐστι σαλεῦσαι τὰ τείχη, ἐκ χειρὸς τὴν μάχην ἐποίησεν. Unus *Va* 212.]

10 [106. Ἀνασείειν] ὁ δὲ τοὺς Συρακοσίους ἀνασείων καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσειν ἐπαγγειλάμενος. *Va* 212.]

107 (18). Ἀναταθείς] οἷς δ' ἀναταθεὶς καὶ τὸν ἐξ αὐτοῦ φόβον ἐπικρεμάσας.

107[b] (19). ἀνατατικῶς κελεύων. *Ca* 1018.

15 108 (20). Ἀνατάσεις] τὰ μὲν φιλάνθρωπα παρεσιώπων, τὰς δ' ἀνατάσεις ἔλεγον. *Ca* 1018.

109. Ἀνατεινάμενος] ὁ δὲ βασιλεὺς πολλὰ τοῖς εἰς τὴν πρᾶξιν ὑπουργηκόσιν ἀνατεινάμενος οὐδὲν ἔδρασεν. Valckenarius.

20 110 (102). Ἀνδρωνῖτις] v. ad 35, 2, 2.

111 (35). Ἀνεδέχετο] ὁ δ' ἀνεδέχετο τὴν Ἀσδρούβου παρουσίαν. *Va* 212.

112 (32). ὁ δὲ τούτοις πιστεύων ἀνεδέχετο τὸν πρὸς Ἀριαράθην πόλεμον. *Va* 212.

25 113 (21). Ἀνεδίδου] ὁ δὲ συναθροίσας τοὺς φίλους ἀνεδίδου διαβούλιον τί δέον εἴη πράττειν. *Ur* 261.

---

3 δ' *BW* pro δὲ 10 Fragm. 106 haustum esse e Diod. 14, 10, 3 perspexit Gaisfordius 12 Suid. v. ἐπικρεμάσας: οἷς δ' ἅμα ἀναταθεὶς — 13 ἐπικρεμάσας 12 δ' *BW* e posteriore Suidae loco 16 post ἀνατάσεις del. καὶ ἀπειλήσεις Bernhardyus 21. 530, 6 δ' *BW* pro δὲ 23 v. ad 23, 18, 5

114. *Ἀνεπιστάτητον*] οὐκ ἄξιον ἀνεπιστάτως παραδραμεῖν περὶ τῶν τοιούτων. *Va* 212.

115 (201). *Ἀπεκάθητο*] ὁ δὲ Σκιπίων ἀπεκάθητο πρός τινι πυραμίδι, θεωρῶν τοὺς αὐτομόλους καὶ τὴν τούτων ἀπόνοιαν. Valckenarius. 5

116. *Ἀπελογίζετο*] ὁ δ' εἰσελθὼν ἀπελογίζετο τὰς αἰτίας, δι' ἃς πεφευγὼς εἴη τὸν Φίλιππον. *Ca* 1018.

117. *Ἀποστομοῦν*] προέθεντο τὰς διώρυχας ἀποστομοῦν τὰς ἐπιφανεστάτας. Jac. Gronovius.

118 (91). *Ἀπὸ τοῦ κρατίστου*] ἅτε πεπειθαρχηκότων Καρχηδονίων ἀπὸ τοῦ κρατίστου πᾶσι τοῖς ἐπιταττομένοις. *Di* IV 149. 10

119 (134). *Ἀποχρησάμενος*] οἱ δὲ περὶ Πόπλιον ἠπείγοντο σπεύδοντες συνάψαι καὶ συναποχρήσασθαι ταῖς τῶν βαρβάρων ὁρμαῖς. Küster. 15

[120. *Ἀπραγμάτευτον*] δείσαντες οὖν τὸ ἀπραγμάτευτον, λυπρᾶς οὔσης αὐτῶν τῆς γῆς καὶ πάσης ἀθρόον ἀγορᾶς διακλεισθέντες, ἐν ἀκαρεῖ χρόνῳ ἐκινδύνευον διαφθαρῆναι. Toupius.]

[121 (202). *Βιῶνται*] προδήλου δ' οὔσης τοῖς Καρχηδονίοις τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς, ὅτι βιῶνται διὰ τοῦ πτώματος τοῦ τείχους, παρεσκευάζοντο πρὸς τὴν χρείαν. Valckenarius.] 20

122 (203). *Δείξαντες*] οἱ δ' αἰφνιδίως ἐπεκθέουσι τῷ τάγματι καὶ διὰ τῆς φάραγγος δείξαντες προσπίπτουσι τοῖς Ῥωμαίοις. *Va* 213.

---

8 Fragm. 117 abicit *Di* διώρυχας *Di* pro διώρυγας
14 ἀποχρήσασθαι *Di* Steph. thes. VII 1233 C, in συν latere ἀκεραίοις vel simile quid, vel plura excidisse suspicatur *Hu*
16 Fragm. 120, cuius pars v. διακλεισθέντες, exordium v. ἐδωδίμων servatum est, alienum esse a Polybio post Schweighaeuserum omnes consentiunt; v. ad 28, 15, 3 19 Fragm. 121 a Polybio abiudicat *Di*; v. ad 36, 7, 5 22 Ea quae apud Suidam sunt v. Βορίανθος non cum *Ca* ad Polybium esse referenda docuit *Sch* V 74 s.; item Küster Polybio haud recte tribuit ea, quae v. Γαλάται a Suida servata sunt δ' *BW* pro δὲ 23 διήξαντες *Va*, διάξαντες Toupius et Valckenarius, ἐξαναστάντες *Hu*, νήξαντες *BW*

[123 (42). *Δεισιδαίμων*] *δρῶν δὲ τοὺς στρατιώτας δεισιδαιμονοῦντας ἐπὶ τοῖς σημείοις, ἐφιλοτιμεῖτο διὰ τῆς ἰδίας ἐπινοίας καὶ στρατηγίας μεταθεῖναι τὰς τοῦ πλήθους εὐλαβείας. Va* 213.]

124. *Δέλεαρ*] *τοῦ δὲ προθύμως συγκαταθεμένου,* 5 *δελέατος προσετίθει τἀκόλουθον, παρακαλῶν πλεῦσαι πρὸς τὸν Δημήτριον.* Bernhardyus.

125 (43). *Διαπεσούσης*] *ἔδοξεν οὖν* αὐτῷ ἐπισφαλὲς *ἔχειν τι τὸ* κοινωνῆσαι αὐτοῖς *τῆς πράξεως καὶ διαπεσούσης καὶ συντελεσθείσης τῆς ἐπιβουλῆς. Va* 213.

10 126 (44). *Διασπεύσας*] *τοὺς μὲν στρατιώτας διασπεύσας, τοὺς δὲ χιλιάρχους παρακαλέσας ἅψασθαι τῆς πράξεως. Va* 213.

127 (150). *Διέξειν*] *οὕτω γὰρ διέξειν τὰς χεῖρας καὶ φροντιεῖν τοῦ μηδὲν ἀδίκημα ποιήσειν τὸν* 15 *Προυσίαν εἰς αὐτούς. Va* 213.

128 (115). *Δυσθετήσας*] *ὁ δὲ Νάβις δυσθετήσας ταῖς συνθήκαις οὐ προσέσχε τοῖς γραφεῖσιν. Ur* 266.

129 (204). *Ἐθελοντήν*] *τοὺς παραβόλους κινδύνους ἐθελοντὴν ἀναδεδεγμένος.* Tittmannus ad Zonarae lex. 20 I 625.

[130 (51). *Ἐθελοντής*] *προσλαβὼν ἐθελοντὰς ἐκ παντὸς τοῦ στρατεύματος. Sch.*] Ea petita esse e Xen. anab. 4, 1, 27 perspexit Bernhardyus.

131 (53). *Ἐκκλήσεις*] *πρόδηλος γὰρ ἐγένετο φυγὴ* 25 *καὶ τῶν ὑπεναντίων ἐκκλήσεις πρὸς ἐπίθεσιν. Sch* dubitanter.

---

1 Fragm. 123 in suspicionem vocatum a Schweighaeusero e Diod. 15, 53, 4 esse haustum Frid. Reussius epistula ad Hultschium data docuit 5 *τἀκόλουθον BW* pro *τὸ ἀκόλουθον,* v. ad 29, 17, 2 7 *αὐτῷ* om. Suid. cod. B, E, Med. 9 *ἐπιβολῆς* coni. *Sch* 10 Fragm. 126 addubitat *Sch* 16 Fragm. 128 addubitat *Sch*; cf. 16, 13, 3

132 (54). *Ἐκμηρυσάμενος*] *ὁ δ' ἐκμηρυσάμενος τὴν δύναμιν ἐκ τῶν δυσχωριῶν κατεστρατοπέδευσε. Ca* 1021.

[133 (55). *Ἐκ συγκειμένου*] *τότε δὲ* καὶ ἐς *τάξιν* τινὰ ὥσπερ *ἐκ συγκειμένου κατέστησαν καὶ ἐν κόσμῳ τὸν* ἀγῶνα ἐποίησαν. *Ca* 1021.] 5

[134. *Ἐμβριθεστάτη*] *εἷλε δὲ πόλιν Ὀρτόβριγα δοκοῦσαν κατὰ τὸ μέγεθος καὶ κατὰ τὸ πλῆθος τῶν ἀνθρώπων ἐμβριθεστάτην εἶναι. Ur* 266.]

[135. *Ἐμπλασσόμενοι*] *οἱ δὲ* Καρχηδόνιοι ἀλλήλοις ἐμπλασσόμενοι *καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον. Ca* 1027.] 10

[136. *Ἐμφαλκωμένοις*] *ἔπειτα κάλοις ἐμφαλκωμένοις ἀπὸ* τοῦ ἀνωτάτω ἀνήρτησαν *διὰ πήγματος. Va* 213 s.]

137 (58). *Ἐνίεσαν*] *καὶ τοῖς πύργοις πῦρ ἐνίεσαν. Gro* 1570.

138 (131). *Ἐξ αὐτῆς*] *ἐξ αὐτῆς οἱ προειρημένοι* 15 *βιβλιαφόρον ἔπεμπον πρὸς τὸν Περσέα, διασαφοῦντα τὸ γεγονός. Ur* 266.

139 (60). καὶ αὖθις· *ὁ δ' ἐξ αὐτῆς προῆγε βάδην τῇ πορείᾳ χρώμενος. Sch.*

[140. *Ἐξέδρα*] *ὁ δὲ κατῆρχε χωμάτων, τὸ μὲν κατὰ τὴν βόρειον ἐξέδραν, ἣ μεταξὺ τῶν δύο πυλῶν ἦν.* Καὶ αὖθις· *κατῴκουν πλησίον τοῦ μουσείου καὶ τῆς ἐξέδρας. Va* 214.] 20

141 (61). *Ἐξεθεάτρισαν*] *οὐ μόνον ἑαυτοὺς ἐξεθεάτρισαν, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν κατέστρεψαν. Ca* 1021. 25

---

1 *δ'* *BW* pro *δὲ* 3 Fragm. 133 a Pol. abiudicat *BW* 6 Fragm. 134 *Ca* 1021 ratus esse auctoris Polybio recentioris res a Claudio Marcello in Hispania gestas describentis pro *Ὀρτόβριγα* legendum putat *Νερτόβριγα*; v. *Sch* ad 35, 2, 2 9 Fragm. 135 addubitat *Sch*, abicit *Di* IV 173 11 Fragm. 136 abicit *Sch* *ἐμπεφαλκωμένοις* coni. Buttmannus lexil. I 246, *ἐμφαλκουμένοις* Bernhardyus 18 *δ'* *BW* pro *δὲ* 20 Fragm. 140 abicit *Sch* 21 *κατῴκουν* — 22 *ἐξέδρας* esse Diog. Laert. IV 19 perspexit Hemsterhusius 23 Eadem Suid. v. *θεατρίζω*; agi de Callicrate eiusque sociis, Graeciae proditoribus, suspicatur *Sch* 24 *πᾶσαν* om. Suid. posteriore loco

142 (62). *Ἐξέστηκε*] *ὁ δὲ τῇ πολυχρονίῳ τριβῇ τῶν πολεμικῶν οὐδ' ὅλως ἐξέστη τῶν φρενῶν.* Toupius emend. cet. I 181 s.

[143. *Ἐξησθενηκότας*] *οἱ δὲ* Κελτοὶ ἰδόντες *τοὺς Ῥωμαίους*
5 *μάχεσθαι παρεσκευασμένους καὶ δόξαντες ἐξησθενηκότας τὰ* σώματα ὑπὸ *λιμοῦ τὸν τάχιστον αἱρεῖσθαι τῶν θανάτων.* Küster.]

144 (65). *Ἐξ ὁμολόγου*] *διὰ τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας* πολλοὶ ἔπιπτον *ἐξ ἀμφοτέρων.* *Sch.*

145 (158). *Ἔπαυλις*] *τότε μὲν οὖν ἀμφότεροι τὴν*
10 *ἔπαυλιν ἐπὶ τοῦ χώματος ἐποιήσαντο* [*οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι*]. *Ca* 1027.

[146. *Ἐπ' ἐξαγωγῇ*] *ἐμαστιγοῦτο ῥάβδοις,* εἶτα ἐπ' ἐξαγωγῇ ἐπιπράσκετο, *δειλίας καὶ ἀποδράσεως τίμημα φερόμενος δοῦλος εἶναι.* *Ca* in Sueton. Aug. 24.]

15 147 (67). *Ἐπιλογισάμενος*] *καὶ ἀφ' ὧν ἐνόμιζε πλεονεκτήσειν κατὰ τὴν μάχην ἐπιλογισάμενος πείθει.* *Ca* 1027.

148 (69). *Ἐπισημήνασθαι*] *τοὺς μὲν χάρισι, τοὺς δὲ κολάσεσιν, ὡς καὶ τοῖς ἄλλοις* παράδειγμα εἶεν,
20 *ἐπισημαίνεσθαι.* *Ur* 267.

149 (70). *Ἐπίστασις*] *τὰ δὲ τῶν πόλεων* πράγματα ἀλλοιοτέρας *ἔτυχεν ἐπιστάσεως καὶ μεταβολῆς.* *Ur* 267.

150 (71). *Ἐπιστροφῆς*] *ἡ σύγκλητος πλείονος ἐπιστροφῆς εἶναι τὸ πρᾶγμα νομίσαντες.* *Sch.*

25 151 (100). *Ἐπιτροπή*] *ὁ δὲ Λεύκιος* προχειριζόμε-

---

1 Fragm. 142 addubitat *Sch*, v. ad 21, 6, 7 4 Fragm. 143 addubitat *Sch*, abicit *Be* 7. 8 '*τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας*:' Pol. 11, 32, 7' Toupius 9 Fragm. 145 ad Pol. 38, 19 refert *Sch* V 50 10 *οἵ τε* — 11 *Καρχηδόνιοι* inducit *BW* 15—17 Fragm. 147 addubitat *Sch* 15 *ἀφ' Di* IV 165 pro *ἐφ'* coll. 6, 56, 2 16 *ἀπολογισάμενος Sch* lex. 255 19 *παραδείγματ'* coni. *Hu* 25 — 534, 2 Fragm. 151 addubitat *Sch* 25. 534, 1 *προχ. διαπ.* videntur Hultschio esse epitomatoris

νος διαπέμπεσθαι πρὸς τοὺς Λαπατηνοὺς καὶ λαλεῖν ὑπὲρ ἐπιτροπῆς, ἀπαράσκευος ἦν εἰς τὸ μέλλον. *Ur* 267.

152 (72). *Ἐπιφοραῖς*] οἱ δὲ πεισθέντες καὶ παραδόντες ἑαυτοὺς εἰς τὴν ἐπιφορὰν τῶν πολεμίων ἀπέθανον γενναίως. *Ca* 1027. 5

153 (73). *Ἐπραξικόπει*] ὁ δ' ἐπραξικόπει τὴν πόλιν, ἐκ πολλοῦ κατασκευαζόμενος ἐν αὐτῇ προδότας. *Ur* 267.

154 (74). *Ἕρμα*] παρεκόμιζε ναῦς φορτηγούς, ἃς ἕρματος γεμούσας ἐπενόει βυθίσας κατὰ τὸν τοῦ λιμένος ἔκπλουν ἀποκλείειν τοὺς πολεμίους καθόλου τῆς 10 θαλάττης. Maur. Mueller Fleckeis. annal. 1870, 48; v. ad 21, 7, 7.

155 (75). *Εὐδοκεῖν*] ὁ δ' ἔφη εὐδοκεῖν τοῖς λεγομένοις, εἰ λάβοι πίστεις. *Sch.*

156 (78). *Εὐκαιρεῖν*] ὁ δ' ἐκάλει τῶν πολιτῶν τοὺς 15 δοκοῦντας εὐκαιρεῖν τοῖς βίοις. *Va* 214.

[157 (105). *Εὐπερίοπτον*] ᾐσθάνετο γὰρ τὴν τῶν Μακεδόνων ἀρχὴν εὐπερίοπτον ἐσομένην, εἰ δὴ τῆς πρώτης πείρας οἱ ἐπαναστάντες κρατήσειαν. *Ca* 1022.]

158 (106). *Εὐχειρία*] οἱ δὲ Μακεδόνες ταῖς εὐχει- 20 ρίαις πολὺ περιῆσαν. *Hu.*

[159. *Εὐψυχία*] καθάπερ γὰρ ἐπὶ τῆς Ἐπαμινώνδου καὶ Πελοπίδου καὶ Βρασίδου καὶ Κλεομβρότου τελευτῆς καὶ διὰ τὴν ἐν τῷ ζῆν ἀρετὴν καὶ διὰ τὴν ἐν τῷ τελευτᾶν εὐψυχίαν ἀδυνατοῦσιν οἱ συγγραφεῖς ἀξίους εὑρίσκειν λόγους τῆς προκαθηγου- 25 μένης τῶν ἀνδρῶν ἐννοίας. *Va* 214.]

[160 (81). *Ἔφεδρος*] ἔφεδροι γίνονται τοῖς καιροῖς καὶ ἑτοίμως διάκεινται πρὸς τὸ πάλιν ἀντοφθαλμεῖν τούτοις. *Ur* 268.]

3—5 Fragm. 152 addubitat *Sch* 6. 13. 15 δ' *BW* pro δὲ 17 Fragm. 157 a Schweighaeusero iam addubitatum inducit *BW Beitr.* 11, v. ad 22, 6, 7 22 Fragm. 159 ad orationem cuiusdam sophistae rettulit *Sch* 27 Fragm. 160 inducit *BW*

161 (82). Ἐφέσεις] ἀπὸ δὲ τῆς τῶν στρατιωτῶν γνώμης λαβὼν ἔφεσιν παρὰ τοῦ στρατηγοῦ ξένην καὶ παράδοξον βοήθειαν ἐπορίσατο πρὸς τὴν ὑποκειμένην κατάστασιν. *Va* 215.

162 (185). Ἡμιολίαις] ταχὺ δὲ τοὺς κέλητας καὶ τὰς ἡμιολίας ὑπερισθμίσας ἀνήχθη, σπεύδων καταλαβεῖν τὴν τῶν Ἀχαιῶν σύνοδον. *Va* 215.

162ᵃ (83). Ἡρμόσαντο] οἱ δ' ἡρμόσαντο πρὸς τὴν βούλησιν καὶ συνέθεντο δέκα τάλαντα δώσειν. *Ca* 1022.

[162ᵇ. Θωράκιον] ὅτι Ἀννίβας, ὁ Καρχηδονίων στρατηγός, φέρων τῶν ἐλεφάντων τὰ θωράκια καὶ τοῖς τῶν θηρίων οἰκιδίοις ἐπὶ πλεῖστον ὕψος τοὺς κλάδους ἀποκόπτων ἀσφαλῆ καὶ ῥᾳδίαν τὴν ὁδοιπορίαν κατεσκεύαζε. Henr. Stephanus thes. ling. graec. IV 474 D.]

163 (95). Ἴδιον] ἴδιον ἔχουσιν οἱ Κελτίβηρες κατὰ τὸν πόλεμον. θεωροῦντες γὰρ τοὺς παρ' αὐτῶν πεζοὺς πιεζομένους, παρακαταβάντες ἀπολείπουσι τοὺς ἵππους ἑστῶτας ἐν τάξει· ἄκροις γὰρ τοῖς ἀγωγεῦσι τῶν ἵππων πατταλίσκους μικροὺς ἔχοντες προσηρτημένους, τούτους ἐπιμελῶς πήξαντες πειθαρχεῖν διδάσκουσι τοὺς ἵππους ἐν τάξει, μέχρις ἀνακάμψαντες ἀνασπάσωσι τοὺς παττάλους. *Va* 206.

164 (85). Ἱμείρω] τὸ ἱμείρειν τοῦ βίου καὶ φιλοζωεῖν τῆς μεγίστης ἀγεννίας ἐστὶ σημεῖον καὶ κακίας. Toupius emend. cet. II 349.

---

1 Fragm. 161 addubitat *Sch* 5 Eadem Suid. v. ὑπερισθμίσας; 'videtur agi de Philippo rege' *Sch* 8 δ' *BW* pro δὲ 10 Fragm. 162ᵇ abicit *Sch* 15 Eadem partim Suid. v. Κελτίβηρες 16 αὐτῶν Suid. cod. B, V, E, quod optarat *Sch*, αὑτῶν *Hu*, αὐτοῖς vulgo apud Suidam, αὑτοῖς *Be* 19 πασσαλίσκους Suid., corr. *Di* IV 166 19. 20 ἔχοντες προσηρτ. τούτους Suid. v. Κελτίβηρες, ἀπηρτηκότες v. ἴδιον 21 μέχρι ἂν (cum hiatu) *Di* l. c., sed v. *BW* Fleckeis. annal. 1884, 121 24 ἀγενείας vel ἀγεννείας Suid. codices, corr. *Hu*, v. ad 28, 21, 5

165 (87). *Ἰσολογία*] *διαψευσθεὶς δὲ τῆς κρίσεως ἐν οὐδενὶ τῶν ἀμφισβητουμένων ἰσολογίαν ἕξειν οὐδέποτε πρὸς τὸ συνέδριον* * * * Toupius emend. cet. I 276.

[166. *Καθήρηντο*] *οἱ δὲ πλέονες καθήρηντο τὰς γνώμας ἐπὶ τοσοῦτον, ὥστε τῆς πίστεως τῆς πρὸς βασιλέας ὑπὸ τοῦ περιδεοῦς ἀφίσταντο. Ca* 1027.] 5

167 (89). *Καθιγμένος*] *ὁ δὲ βασιλεὺς καθιγμένος καὶ ταύτης τῆς ἐπιβολῆς ἐγίνετο πρὸς ἀναζυγήν. Ca* 1027. 10

168 (107). *Καταβολή*] *τῶν δὲ Μακεδόνων ἐκ μεταβολῆς συνερεισάντων τοῖς βαρβάροις, εὐθέως ἐκκλίναντες ἔφευγον. Va* 215.

168[b] (92). *ἐκ καταβολῆς πεντήκοντα ναῦς ναυπηγήσασθαι, πεντήκοντα δὲ* (*τῶν*) *ὑπαρχουσῶν καθέλκειν ἐκ τῶν νεωρίων. Ca* 1022 s. 15

169 (79). *Καταμέμφομαι*] *πολλὰ τὸν βασιλέα* [*Εὐμένη*] *καταμεμψάμενοι. Va* 216.

170 (94). *Καταταχούμενοι*] *καταταχούμενοι δ' ὑπὸ τοῦ* καιροῦ ἠναγκάσθησαν *ὑπομένειν τὸν ἐπίπλουν. Ca* 1028. 20

171 (183). *Κατατρίψειν*] *οὐ γὰρ* ἐδόκει αὐτῷ *τον ἐν Τυρρηνίᾳ πόλεμον ἀτελῆ καταλείποντι περὶ τῶν ἐκεῖ πόλεων πραγματεύεσθαι, δεδοικότι μὴ κατατρίψειεν ἅπαντα τὸν τῆς· ἀρχῆς · χρόνον, οὐ πολὺν ὄντα, περι τας ἐλαττους ἀσχολούμενος πράξεις. Va* 216. 25

---

1 Fragm. 165 addubitat *Sch* 5 Fragm. 166 addubitat *Sch*, reicit *Di* 11 *μεταβολῆς Sch* pro *καταβολῆς* 15 *τῶν* add. *Sch* *καθέλκειν Sch* pro *κατελθεῖν* 17 *Εὐμένη* inducit *BW* 19 *δ' BW* pro *δὲ* · 20 *τῶν καιρῶν* coni. *Di* IV 167 *κατηναγκάσθησαν BW* 22 Fragm. 171 *Sch* addubitat, quod Polybius soleat *μὴ* post timendi verbum cum coniunctivo coniungere; sed v. 4, 71, 6. 5, 20, 3 24 *ἐκεῖ Va* pro *ἐκείνῃ*

172 (152). *Κατεξαναστάντες*] διὸ κατεξαναστάντες τοῦ μέλλοντος παρῃτήσαντο τοὺς πρυτάνεις ἐκπέμψαι πρεσβευτὰς εἰς τὴν Ῥόδον συνεπιλαβέσθαι τῆς ἐλευθερίας. *Va* 216.

5 [173. *Κατεριθευομένου*] τὸ δ' ἐναντίον κατεριθευομένου τοῦ βασιλέως καὶ τῆς χώρας ἀπεχομένου καὶ κατὰ τὴν δικαιοδοσίαν ἐξακριβοῦντος ἐπιμελῶς, ἔλαθον ἐκλυθέντες ταῖς διανοίαις, κατολιγωρήσαντες τῆς ἑαυτῶν ἀσφαλείας. *Va* 216.]

174 (135). *Κατέσχον*] ὁ δὲ Πόπλιος κατέσχε τῆς 10 Αἰτωλίας εἰς Ναύπακτον. *Ur* 269.

175 (128). *Κατευδοκήσας*] v. 21, 33, 2.

176. *Κατηργηκέναι*] τὸν δὲ καθήμενον περὶ τὰ Τύανα κατηργηκέναι καὶ καταπροΐεσθαι τοὺς καιρούς. *Va* 216.

15 177 (97). *Κοίτῃ*] ὁ δὲ παρήγγειλεν ἔρχεσθαι κοιταίους. Küster.

178 (102). *Κωμάσαι*] v. 35, 2, 2.

179 (96). *Μάχαιρα*] οἱ Κελτίβηρες τῇ κατασκευῇ τῶν μαχαιρῶν πολὺ διαφέρουσι τῶν ἄλλων· καὶ γὰρ

---

1 Fragm. 172 addubitant *Sch* et *Di*, quod Polybius nusquam adhibeat κατεξανίστασθαι, Diodori genus dicendi magis redolens. Philippo Thasum invadente (15, 24) poposcisse Thasios a magistratibus suis, ut ad Rhodios mitterent legatos, qui opem ab illis contra regem peterent, suspicatur *Sch*; ad annum 199 i. e. Polybii librum XVII. hoc fragmentum refert Gelder *Gesch. d. alt. Rhodier* Hag. 1900, 127, ann. 3, sed liber XVII. Polybii Suidae auctorum temporibus non iam superfuisse videtur 5 Fragm. 173 reicit *Sch* 9 'Agebatur fortasse de P. Sulpicio Galba, cui ex consulatu Macedonia provincia obtigit, quae ei deinde per aliquot annos continuos prorogata est (Liv. 26, 22, 1; 28. 9. 27, 30, 2). Classem autem Romanam per illa tempora Naupacti stationem habuisse ex eodem Liv. 27, 31, 3 discimus' *Sch* 12 Fragm. 176 reicit *Di* 13 καταπροεῖσθαι *Hu* 1391 auctore *Sch*, qui tamen errore scripsit προέσθαι 15 'Fragm. 177 consarcinatum putavit Küster ex Pol. 5, 17, 9; sed potuit alio loco in libro hodie deperdito his ipsis verbis uti Polybius' *Sch*

κέντημα πρακτικὸν καὶ καταφορὰν ἔχει δυναμένην ἐξ ἀμφοῖν τοῖν μεροῖν. ἢ καὶ Ῥωμαῖοι τὰς πατρίους ἀποθέμενοι μαχαίρας ἐκ τῶν κατ' Ἀννίβαν μετέλαβον τὰς τῶν Ἰβήρων. καὶ τὴν μὲν κατασκευὴν μετέλαβον, αὐτὴν δὲ τὴν χρηστότητα τοῦ σιδήρου καὶ τὴν ἄλλην ἐπιμέλειαν οὐδαμῶς δύνανται μιμεῖσθαι. Lipsius de mil. Rom. lib. III, dial. 3 p. 115.

180 (103). *Μεγαλεῖον*] οἱ δὲ τῷ Μάγωνι προσπολεμοῦντες τῶν Λιγυστίνων πρᾶξαι μὲν ὁλοσχερές τι καὶ μεγαλεῖον οὐχ οἷοί τ' ἦσαν. *Va* 216.

181 (137). *Μεγαλομερῶς*] τὸν δὲ Πόπλιον καὶ τὸν Γάιον ἀποδεξάμενος φιλανθρώπως καὶ μεγαλομερῶς. Toupius emend. cet. I 400.

182 (110). *Μεθοδικῶς*] πάντα δὲ τὰ λεγόμενα μεθοδικῶς περὶ τῶν τάξεων ἐπωπτευκώς, εἴ καί τις ἕτερος τῶν καθ' ἡμᾶς. *Ur* 269.

183. *Μεσιτεύειν*] τὰ δὲ χρήματα μεσιτεύειν ἐν Κύπρῳ συνετάξαντο, παρ' οἷς ἂν αὐτοῖς εὐδοκηθῇ. *Ge* 78 ann. 1.

184 (205). *Μεσολαβηθείς*] τὸν δ' υἱὸν ἔπεισεν, εἰ τύχοι μεσολαβηθεὶς αὐτὸς ὑπὸ τῆς πεπρωμένης, ἐξενεγκεῖν τὸν κατὰ Ῥωμαίων πόλεμον. Hemsterhusius.

185 (118). *Νουνεχῶς*] νουνεχῶς ἐδόκουν πολιτεύεσθαι πρὸς τοὺς τότε καιρούς. Toupius emend. cet. I 419.

---

2 μεροῖν Lipsius l. c. pro χεροῖν coll. 6, 23, 7 8 Si Schweighaeuser recte coniecerit fragmentum 180 pertinere ad pugnam Magonis a Liv. 30, 18 descriptam, libro XIV. fuerit attribuendum; sed rectius fortasse comparari posse Liv. 28, 46, 8 ss. mecum communicavit Otto Meltzer 14 Fragm. 182 addubitat *Sch* 17 μεσιτεύειν] v. 29, 8, 7 18 αὐτοῖς Portus pro αὐτὸς 20—22 Ea intellegenda esse de Philippo, Macedoniae rege, filioque eius Perseo censet Hemsterhusius; Diodori verba esse videntur Hultschio 20 δ' *BW* pro δὲ

186 (119). *Ὀρθή*] *τὰ ἔθνη τῆς Ἰβηρίας ὀρθῶς αὐτοῖς ἀντικαθιστάμενα.* *Ca* 1023.

187 (153). *Ὄττα*] *ὁ δὲ τὸ μέλλον ἐμφρόνως ὀττευσάμενος εἰς ἔννοιαν ἦλθε τὴν φρουρὰν ἀποτρίψασθαι* 5 *τὴν παρὰ Πτολεμαίου.* *Va* 216s.

188 (120). *Ὄχλου*] *οὔτ' ἐξετάσαι τὸν ἄνθρωπον οἷόν τ' ἦν ἀκριβῶς, ἀσθενείᾳ σώματος ὀχλούμενον, οὔτ' ἐρωτᾶν εὐλαβείᾳ* τοῦ ὀχλώδους. *Ca* 1023.

189 (123). *Παραβάλλεσθαι*] *λοιπὸν ἦν παραβάλλε-* 10 *σθαι καὶ τολμᾶν.* *Sch.*

190 (124). *Παράθεσις*] *βουλόμενος δ' ἐκ παραθέσεως ὑπόδειγμα ποιῆσαι τῆς αὐτοῦ προαιρέσεως, ἧς ἔχει πρὸς τοὺς πεπιστευκότας αὐτῷ καὶ τοὺς ἀπειθοῦντας, ἐπολιόρκει.* *Va* 217.

15 191 (206). *Παράτοπον*] *παρὰ τόπον ὁρμίσαντες διὰ τὴν ἀπειρίαν, ἔστι δ' ὅτε καὶ διὰ τὰς ἀμπώτεις τῆς θαλάττης.* *Hu.*

192 (126). *Παρεκστῆναι*] *ὥστε καὶ τοὺς ἐν τῷ* συνεδρίῳ ἀχανεῖς *γενέσθαι καὶ παρεκστῆναι ταῖς δια-* 20 *νοίαις, συμπάσχοντας τῇ τῶν ἀκληρούντων ὑπερωδυνίᾳ.* *Ur* (v. *Sch* VIII 1, 48).

193 (160). *Παρῶναι*] *ὁ δ' ἔπλει παράπλους ποιησάμενος τοὺς Σιδητῶν παρῶνας· ἧκον γὰρ Ῥοδίοις εἰς συμμαχίαν.* *Va* 217.

6—8 Fragm. 188 addubitat *Sch* 6. 8 *οὔτ'* *BW* pro *οὔτε* 7 *οἷόν τ'* *BW* pro *οἷόν τε* 8 *οὔτε ἐρωτᾶν* cet. in suspicionem vocat *Hu*, qui insuper *πλήθους* conicit pro *ὀχλώδους* 11—14 Ea ad Hannibalem pertinere putat *Sch* 12 *ποιεῖσθαι* *Va* 15 *παρὰ τόπον* *Hu* pro *παράτοπον* 18—21 Eadem partim Suid. v. *ἀκληρούντων* et *ὑπερωδυνία*; ad librum XXXVI. refert *Ni* *Rhein. Mus.* 1871, 276 praeeunte Campio 1661 ann. 1 19 *συνεδρίῳ* (*πάντας*) *ἀχανεῖς* *BW* 22 *παρῶναι* nominativum Suidas videtur ex accusativo *παρ-*

194. *Πειθανάγκη*] *ὑπολαμβάνων διὰ τούτων πειθανάγκην προσάξειν τοῖς Λευκαδίοις τοῦ συγχωρεῖν τοῖς ὑπ' αὐτῶν ἐπιταττομένοις.* *Sch* lex. 459.

[195 (163). *Πειράζειν*] *Σκιπίων* ὁ Ῥωμαῖος *συνεβούλευσεν* οὕτως ἢ *μὴ πειράζειν* ἢ οὕτως ὥστε ἐκ *παντὸς τρόπου τέλος ἐπιθεῖναι τῇ πράξει. τὸ γὰρ δὶς πρὸς τὸν αὐτὸν πειράζειν ἅμα μὲν ἐπισφαλές, ἅμα δ' εὐκαταφρόνητον γενέσθαι ποιεῖ παντελῶς.* *Ca* 1026.]

196 (207). *Περίζωμα*] *γυμνῶν μαχομένων τῶν Ῥωμαίων ἐν τοῖς περιζώμασιν.* Toupius.

197 (129). *Περικεκλασμένος*] *ἐνέδραν εἶχεν ἐν τόποις περικεκλασμένοις καὶ δυσθεωρήτοις.* Toupius emend. cet. II 53.

198 (130). *Περικοπή*] *ἅτε μηδεμίαν ἐχούσης πραγματικὴν ἔμφασιν τῆς περικοπῆς αὐτῶν.* *Ca* 1023.

199. *ὁ δὲ προῆγε ποιήσας εὔστολον τὴν ἀκολουθίαν καὶ τὴν περικοπὴν τῆς ἐκδημίας.* *Ca* l. c.

[200. *Περιρρῶγος*] *ἐπὶ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπετείχιζον αὐτοῖς φρούριον ἱκανὸν φυλάττεσθαι τοσαύτῃ στρατιᾷ.* *Sch*; ea esse sumpta e Dionys. Hal. Ant. Rom. 9, 15, 4 docuit Toupius emend. cet. III 159.]

201. *Πνεύσας*] *ὁ δὲ νέος ὢν καὶ φιλόνικος πολὺς ἐπέπνει* *BW*.

ῶνας sibi finxisse pro *πάρωνες* (v. Lobeckium ad Soph. Ai. 172) vel *παρῶνες* 22--24 Ea ad Eudamum praefectum classis Rhodiae referunt *Sch* et Ullrichius de Pol. font. Rhod. cet. 48 coll. Liv. 37, 22 ss. 22 *δ'* *BW* pro *δὲ* *παράπλους* *Sch* pro *παρόπλους*

4 Fragm. 195 inducit *BW* *ὁ Ῥωμαῖος* Polybii non esse perspexit *Di* 5 *οὕτως* prius del. Bernhardyus *ἢ οὕτως*] v. *BW* Fleckeis. annal. 1890, 835 ss. 6 *πειράζειν* del. Bernhardyus, tuetur *Sch*, *λίθον προσκόπτειν* *Ca*, *λίθον πταίειν* vel *προσκρούειν* coni. *Sch*. 7 *ποιεῖν* coni. Bernhardyus 9 Fragm. 196 ad 6, 25, 3 refert *Sch* VI 355 11 Fragm. 197 addubitat *Sch* 14 Fragm. 198 addubitat *Sch* 16 Fragm. 199 vulgo reicitur post *Be* 22 *φιλόνικος* *BW* pro *φιλόνεικος*, v. ad 21, 20, 1 23 *ἐπέπνει*] v. 21, 31, 13

202 (141). *ἔτι δὲ τῷ προσπνεύματι συνεληλαμένων καὶ μαχομένων ἐκ διαιρέσεως ταῖς μαχαίραις, παραστὰς ἐκ τῶν ὄπισθεν ὑπὸ τὴν μάλην πατ(άξας ἀπ)έσφαξε.* Toupius emend. cet. II 85.

5 203 (138). *Πραγματικώτατον*] ὃ *δὴ καὶ πραγματικώτατον γεγονέναι τὸ διαβούλιον.* Hemsterhusius.

204 (139). καὶ αὖθις· *τοῦτο δ' ἐποίει νουνεχῶς ἅμα καὶ πραγματικῶς.* Hemsterhusius.

205 (151). *Προπεπωκότες*] *προπεπωκέναι δὲ παρὰ* 10 *τὴν συνουσίαν πολλὰ μὲν ἀργυρώματα τὸν προειρημένον, πολλὰ δὲ χρυσώματα τῷ Προυσίᾳ.* *Va* 217.

206 (142). *Προσανατaθείς*] *ὁ δὲ βραχέα προσανατaθεὶς κατένευσε ποιήσειν.* Toupius emend. cet. II 108.

207 (143). *Προσανατεινόμενος*] *τὰ μὲν παρακαλῶν,* 15 *τὰ δὲ προσανατεινόμενος* *Sch.*

208 (144). *Προσαστειασάμενος*] *ὁ δὲ παρακαλέσας αὐτὸν καί τι προσαστειασάμενος τοιοῦτον·*

αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται. *Va* 217.

209 (145). *Προσδέξασθαι*] *προσδέξασθαι δέ, τὸ δὴ* 20 *λεγόμενον, εἰς τοὺς πλευρὰς τοὺς πολεμίους.* *Ur* 270.

210 (146). *Προσεπιμετρῶν*] *προσεπιμετρῶν ἀεὶ τῷ*

---

1 Fragm. 202 addubitat *Sch* *προσπνεύματι* ex duobus nominibus conflatum esse coni. Bernhardyus, *πνεύματι* *Di*, *ἔτι δὲ τούτων ὥσπερ πνεύματι* *Hu* *συνεληλαμένων* Bernhardyus pro *συνηλαμένων* 2 *διάρσεως* Toupius, sed v. *Sch* VII 359 s. *παραστὰς* Toupius pro *παρὰ τὰς* 3 *πατάξας ἀπέσφαξε* *BW* pro *παρέσφαξε, ἀπέσφαξε* *Di* 5 ὃ *δὴ καὶ*] *ἐδόκει* add. Bernhardyus, pro ὃ *δὴ καὶ* reponit *Hu* 7 *δ'* *BW* pro *δὲ* 8 Ea quae apud Suidam sunt v. *προέσθαι*, Polybio tribuit *Va* 217 9 Fragm. 205 addubitat *Sch* 16 Fragm. 208 addubitat *Sch* 17 *προσαστεϊσάμενος* H. Stephanus thes. s. v. 18 Hom. Il. 3,108 20 *εἰς* Suid. cod. A, B, V, E, *πρὸς* vulgo 21 Fragm. 210 addubitat *Sch*

δεομένῳ πρὸς τὸ παρὰ πάντων ὁμολογουμένως γίνεσθαι τὴν ἐπὶ τούτοις χάριν. *Va* 217.

211 (147). *Προσηρεικότος*] *ὁ δὲ κατεσκεύασε στοάς, καὶ διὰ τούτων προσηρεικότος τῷ τείχει τὰς κριοφόρους μηχανάς* * * * *Ca* 1028. 5

212 (148). *Προσκήνιον*] *ἡ δὲ τύχη παρελκομένη τὴν πρόφασιν καθάπερ ἐπὶ προσκήνιον παρεγύμνωσε τὰς ἀληθεῖς ἐπινοίας.* *Ca* 1028.

213 (136). *Προστασία*] *ὁ δ' ἐξέπεμπε τὸν Πόπλιον μετὰ μεγάλης προστασίας.* *Ur* 270. 10

214 (149). *Πρόστιμα*] *οἱ δ' ἔδωκαν τῷ βασιλεῖ πεντήκοντα τάλαντα πρόστιμον τῆς ἁμαρτίας.* *Ur* 271.

[215. *Πρωτόπειρος*] v. ad 29, 18 extr.]

[216. *Πυρσουρίδας*] ὅτι *Περσεὺς ὁ Μακεδὼν κατὰ πᾶσαν Μακεδονίαν κατασκευασάμενος* πυρσουρίδας, *διὰ τούτων ὀξέως* 15 *ἐμάνθανε τὰ πανταχῇ γινόμενα.* *Va* 207.]

217 (208). *Σαμβῦκαι*] *οἱ δὲ προσεβοήθουν ἐπὶ τὸ διατείχισμα καὶ πρὸς τοὺς ἀπὸ τοῦ λιμένος ἐπερείδοντας* (*ἐπ.* *Sch* pro *ἀπὸ τῶν ὑπερειδόντων*) *ἐπὶ τὸ τεῖχος τὰς* (*τὰς* Portus pro *τοὺς*) *σαμβύκας.* *Sch* opusc. II 187. 20

218 (195). *Σῖτα*] ὅτι *Φιλοποίμην μετὰ δευτέραν ἡμέραν ἀπὸ τῆς πρὸς πόλεμον ἐξόδου παρήγγειλε τὰ δύο σῖτα τρία ποιεῖν, ὅτε βούλοιτο μίαν ἡμέραν προσλαβεῖν, ποτὲ δὲ τὰ δύο τέτταρα.* *Va* 209.

---

4 *προσηρεικότες* (*προσηρηκότες* habet Suid. cod. *V) coni. *Sch* 6 De fragm. 212 v. Alb. Muellerum *Philol.* Suppl. VII (1899), 41 s. 9. 11 *δ'* *BW* pro *δὲ* 14—16 'Non videtur esse Polybii ..; nusquam apud Polybium, qui tamen saepe de *πυρσοῖς* verba facit, et vix apud alium quemquam antiquum scriptorem occurrit vocabulum *πυρσουρίδες*' *Sch* 17 Fragm. 217 comparatum cum App. Pun. 125 referri posse ad librum XXXVI. mecum communicavit Otto Meltzer 21—24 *Na* 364 confert Liv. 35, 28 24 *πότε* nonnullae Suidae editiones, unde *ὅτε* *Va* *τὰ* om. *Va*

219. ΣΚΙΠΙΩΝ Ο ΝΕΩΤΕΡΟΣ] τὸ δὲ Πολυβίου παράγγελμα διαφυλάττων *ἐπειρᾶτο μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ ποιήσασθαί τινα συνήθη καὶ φίλον ἁμῶς γέ πως τῶν ἐντυγχανόντων.* Plut. apophth. 5 reg. cet. p. 199 F *BW*, v. *Ur* 288.

220 (167). *Στειλάμενοι*] *ὀλίγοι δέ τινες δεδιότες, μή ποτ' οὐ δυνάμενοι στείλασθαι καταφανεῖς* γένωνται, ἀνέφερον *τὸ χρυσίον.* *Ur* 272.

221 (132). καὶ αὖθις· *ὁ δὲ Περσεὺς ἐβουλεύετο μὲν* 10 *στέλλεσθαι· οὐ μὴν ἐδύνατο γε κρύπτειν τὸ γεγονός.* *Ur* 272.

222 (168). *Στύπη*] *πηγνύντες εἰς τὴν γῆν ὀρθὰ τὰ στύπη, ψαύοντ' ἀλλήλων, ἐν ἡμικυκλίου σχήματι.* *Ca* 1028.

15 223 (169). *Συνέθηκεν*] *τοῦτο συνέθηκεν ὁ βασιλεὺς καὶ ἐκ λογισμῶν εἴκασε τὸ γινόμενον.* *Sch* lex. 603.

[224. *Συνεπισπεῦσαι*] *ὁ* δὲ ἐκέλευε *τοὺς κρατίστους συνεπισπεῦσαι τὰς ἁμάξας.* *Va* 218.]

[225. *Συνεσπειραμένοι*] *τό τε πυκνὸν καὶ συνεσπειραμένον* 20 *ἐπὶ* ταῖς ἀνελίξεσιν *οὐκ ἔξω τινὸς ἀπονοίας καὶ τόλμης κατεφαίνετο· ταραχή* τε ἐπεῖχε *καὶ παρακελευσμὸς τοῖς κατ' οὐρὰν τεταγμένοις, αἵ* τε ἀναστροφαὶ τῶν κοντοφόρων ἄλλοτε ἀλλαχοῦ *τὰς ἐμβολὰς ποιούμεναι* πολυσχιδῆ *καὶ ποικίλον ἀπειργάζοντο τὸν πόλεμον.* *Va* 218.]

1—5 Plut. conviv. disp. p. 659 F: *τοῦ Πολυβίου Σκιπίωνι παραινοῦντος Ἀφρικανῷ μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ φίλον τινὰ ποιήσασθαι τῶν πολιτῶν* 6—8 Hoc fragmentum referendum putat *Di* ad pecuniae partem ab Nicia in mare proiectam, sed per urinatores omnem fere extractam (Liv 44, 10, 3), at v. Maur. Muellerum Fleckeis. annal 1870, 245 9—11 v. ad 29, 14, 1 12—14 Fragm. 222 addubitat *Sch* 13 *ψαύοντ' BW* pro *ψαύοντα*, v. *Hu Philol.* 1859, 307 17 Fragm. 224 in suspicionem vocat *Sch*, e Xenoph. Anab. 1, 5, 8 haustum esse docuit Abreschius 19 Fragm. 225 del. *Sch*

226 (170). *Συνέχον*] *τὸ δὲ συνέχον ἡγεμόνα καὶ προστάτην ἀξιόχρεων.* Toupius.

227 (171). καὶ αὖθις· *ἦν δὲ τὸ συνέχον τῆς ὑποθέσεως αὐτῶν ὡς οὔτε φρουρὰν οὐθ' ὕπαρχον εἰσδέξαιντο καὶ τῆς κατὰ τοὺς νόμους πολιτείας οὐκ ἂν* 5 *ἐκχωρήσειαν.* Toupius.

228 (57). *Συντάξας*] *συντάξας τοῖς κυβερνήταις ἀνακομίζειν τὰς ναῦς κατὰ δύναμιν εἰς τὴν Ἐλαίαν.* *Di* Steph. thes. III 657 A.

229 (176). *Σωματοποιήσαντες*] *ἐμοῦ δὲ ταχέως* 10 *συγκαταθεμένου καὶ σωματοποιήσαντος τὴν ἐπιβολὴν τῷ βλέπειν διότι ὀρέγεται τῆς τοιαύτης ὑποθέσεως.* *Ur* 271.

230 (177). *Σωματοποιῆσαι*] *ὁ δ' ἔφασκε δεῖν μὴ προΐεσθαι τοὺς ἐχθροὺς ἐκ τῶν χειρῶν μηδὲ σωματο-* 15 *ποιεῖν τὴν τόλμαν αὐτῶν φυγομαχοῦντας.* *Ur* 271 s.

231 (178). *ὁ δὲ βραχείας ἐπιλαβόμενος ἐλπίδος ἐκ τῶν πολιορκουμένων ἐσωματοποίει ταύτην.* *Ur* 272.

232 (165). *Ὑπερευδοκούμενοι*] *οἱ* δὲ Ῥωμαῖοι *ὑπερευδοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος* 20 *ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων.* Toupius emend. cet. II 306 s.

233 (188). *Φαντασία*] *εἰδὼς γὰρ ὅτι φαντασία περὶ αὐτόν ἐστιν, ὡς ἔχοντα χρήματα μεθ' ἑαυτοῦ πλείω,*

---

4 *οὐθ'* *BW* pro *οὔτε* (*ἂν*) *εἰσδέξαιντο* *Di*, *εἰσδεξάμενοι* *BW* 7—9 v. ad 21, 10, 1 10 Fragm. 229 praeterit *Ca*, in suspicionem vocat *Sch* 14 *δ'* *BW* pro *δὲ* 19 *δὲ Ῥωμαῖοι* a Suida posita esse videntur pro *δ'* Polybii 23—545, 2 'Ad Hannibalem haec pertinere puto, qui ad Gortynios in Cretam cum venisset opum suarum cupidos, eos astuta fraude in errorem induxit, ut narrat Cornelius Nepos c. IX' Hemsterhusius

(*ταύτην*) *ἡρμόσατο πρὸς τὴν ὑπόθεσιν ἐνδεχομένως. Ur* 272.

234 (189). καὶ αὖθις· *οἱ δὲ Ῥωμαῖοι μετὰ μεγάλης φαντασίας καὶ συμπαθείας τοῦ δήμου προῆγον ἐπὶ τὰς*
5 *πράξεις. Ur* 272.

[235. *Φρονηματισμόν*] *θεασάμενοι δὲ τὸν φρονηματισμὸν τῶν ἀνθρώπων ἔν τε ταῖς κατ' ἰδίαν ὁμιλίαις καὶ ταῖς κατὰ κοινὸν ἐντεύξεσιν ἐξ αὐτῆς ἐπανῆλθον ἐς τὸν στρατηγόν. Va* 218.]

236 (198). *Φωτίζειν*] *οἱ δὲ Ῥωμαῖοι νομίσαντες*
10 *ἤδη τὸν καιρὸν παραδιδόναι φωτίζειν τὰ κατὰ τὴν ἐντολὴν ἀπόρρητον. Sch* VII 498.

[237. *Χρεωκοπεῖται*] *τῆς παρὰ τοῖς Αἰτωλοῖς χρεωκοπίας κατὰ τὴν Θεσσαλίαν ζηλωθείσης, καὶ πάσης πόλεως εἰς στάσεις καὶ ταραχὰς ἐμπιπτούσης. Ur* 273. Ea e Diod. 29, 33 esse petita
15 perspexit Toupius.]

---

1 *ταύτην* add. *BW* 3—5 v. ad 27, 6, 3 6—8 'Ad Pol. rettulit *Va*; nec tamen alias apud hunc scriptorem nomen *φρονηματισμὸς* usquam legitur nec *ἐς τὸν στρατηγὸν* pro *πρὸς τὸν στρ.* [*ὡς τὸν στρ.* coni. *Di* IV 173 ann. a] stilum admodum redolet Polybianum' *Sch* 13 *Θετταλίαν* Diodoro restituit *Di*

CONSPECTUS EDITIONIS HULTSCHIANAE CUM NOSTRA COMPARATAE.

I.

Hu	*BW*	*Hu*	*BW*
20, 13	**20**, 11, 11	**31**, 14—16	**31**, 3—5
21, 2	**21**, 3	- 17, 1—4	- 7, 1—4
- 3	- 2	- 17, 5—7	- 16, 1—3
- 9, 1 s.	- 3b, 1 s.	- 18—23	- 10—15
- 9, 3 ss.	- 9, 1 ss.	- 24, 1 s.	- 25, 5 ann.
- 40—41	- 32b—32c	- 24, 3 s.	- 25, 5 s.
- 42—49	- 40—47	- 25	- 31
22, 6—8	**22**, 16—18	- 26—28	- 17—19
- 9—13	- 6—10	**32**, 1—2	- 20—21
- 14	- 19	- 3—4	- 32—33
- 15—19	- 11—15	- 5—7	**32**, 1—3
24, 3	**24**, 4	- 8—16	**31**, 22—30
- 4	- 3	- 17	**32**, 7
- 8. 9	- 14. 15	- 18	- 9
- 10—15	- 8—13	- 19—21	- 4—6
26, 1, 3 ann.	**26**, 1a	- 22, 1—7	- 8, 1—7
29, 17, 5	**29**, 18	- 22, 8	- 12
- 18	- 17, 5 ann.	- 23	- 13
30, 14	**30**, 22	- 24	- 10
- 15—22	- 14—21	- 25, 1	- 11, 10
- 23	- 29	- 25, 2—10	- 11, 1—9
31, 1	- 23	- 26—28	- 14—16
- 2	- 28	**33**, 7	**33**, 8
- 3—5	- 25—27	- 8	- 11
- 6—8	- 30—32	- 9	- 7
- 9	**31**, 1	- 10—11	- 9—10
- 10	- 6	**36**, 8, 2—6	**36**, 8, 3—7
- 11	- 9	**37**, 1—7	- 9—15
- 12	- 2	- 8	**37**, 1
- 13	- 8	- 9	**36**, 17

Hu	*BW*	*Hu*	*BW*
37, 10	**36**, 16	**39**, 1—2	**38**, 5—6
38, 1—2	**38**, 7—8	- 3—6	- 19—22
- 3—6	- 1—4	- 7—11	- 14—18
- 7—11	- 9—13	- 12—19	**39**, 1—8

II.

BW	*Hu*	*BW*	*Hu*
20, 11, 11	**20**, 13	**31**, 25, 5 s.	**31**, 24, 3 s.
21, 2	**21**, 3	- 25, 6—10	**32**, 11, 6—10
- 3	- 2	- 31	**31**, 25
- 3^{b}, 1 s.	- 9, 1 s.	- 32—33	**32**, 3—4
- 9, 1 ss.	- 9, 3 ss.	**32**, 1—3	- 5—7
- 32^{b}—32^{c}	- 40—41	- 4—6	- 19—21
- 40—47	- 42—49	- 7	- 17
22, 6—10	**22**, 9—13	- 8, 1—7	- 22, 1—7
- 11—15	- 15—19	- 9	- 18
- 16—18	- 6—8	- 10	- 24
- 19	- 14	- 11, 1—9	- 25, 2—10
24, 3	**24**, 4	- 11, 10	- 25, 1
- 4	- 3	- 12	- 22, 8
- 8—13	- 10—15	- 13	- 23
- 14. 15	- 8. 9	- 14—16	- 26—28
26, 1^{a}	**26**, 1, 3 ann.	**33**, 7	**33**, 9
29, 17, 5 ann.	**29**, 18	- 8	- 7
- 18	- 17, 5	- 9—10	- 10—11
30, 14—21	**30**, 15—22	- 11	- 8
- 22	- 14	**34**, 1, 7—18	—
- 23	**31**, 1	- 12, 1. 2	—
- 25—27	- 3—5	- 12, 2^{a}—12	**34**, 12, 1—11
- 28	- 2	**36**, 8, 2	fr. 164
- 29	**30**, 23	- 8, 3—7	**36**, 8, 2—6
- 30—32	**31**, 6—8	- 8, 8	—
31, 1	- 9	- 9—15	**37**, 1—7
- 2	- 12	- 16	- 10
- 3—5	- 14—16	- 17	- 9
- 6	- 10	**37**, 1	- 8
- 7, 1—4	- 17, 1—4	**38**, 1—4	**38**, 3—6
- 8	- 13	- 5—6	**39**, 1—2
- 9	- 11	- 7—8	**38**, 1—2
- 10—15	- 18—23	- 9—13	- 7—11
- 16, 1—3	- 17, 5—7	- 14—18	**39**, 7—11
- 17—19	- 26—28	- 19^{a}	- 2, 7 ann.
- 20—21	**32**, 1—2	- 19—22	- 3—6
- 22—25, 5	- 8—11, 5	**39**, 1—8	- 12—19

I. CONSPECTUS FRAGMENTORUM EDITORUM A SCHWEIGHAEUSERO.

A. FRAGMENTA HISTORICA ET GEOGRAPHICA.

Sch	*BW*	*Sch*	*BW*	*Sch*	*BW*
I	16	XXV	60	XLIX	205
II	1	XXVI	151	L	174
III	72	XXVII	35, 1, 2	LI	181
IV	22, 6, 7	XXVIII	42	LII	213
V	30	XXIX	45	LIII	172
VI	112	XXX	157	LIV	73
VII	20	XXXI	180	LV	187
VIII	111	XXXII	7	LVI	23
IX	ad p. 516, 8	XXXIII	60^{b}	LVII	99
X	54	XXXIV	128	LVIII	47
XI	135	XXXV	39	LIX	67
XII	118	XXXVI	68	LX	195
XIII	163	XXXVII	21, 33, 2	LXI	36, 8, 2
XIV	179	XXXVIII	138	LXII	232
XV	159	XXXIX	221	LXIII	76
XVI	171	XL	216	LXIV	96
XVII	169	XLI	85	LXV	193
XVIII	70	XLII	10	LXVI	106
XIX	ad 23, 18, 5	XLIII	36	LXVII	43
XX	143	XLIV	75	LXVIII	237
XXI	9	XLV	91	LXIX	176
XXII	162^{b}	XLVI	218	LXX	ad p. 530, 22
XXIII	21	XLVII	3		
XXIV	84	XLVIII	127		

B. FRAGMENTA GRAMMATICA.

Sch	*BW*	*Sch*	*BW*	*Sch*	*BW*
I	90	XIII	100	XXVI	117
II—V	92—95	XIV	102	XXVII	19
VI	1^{a}	XV	103	XXVIII	120
VII	2	XVI	107 et 107^{b}	XXIX	22
VIII	97	XVII	108	XXX	25
IX	4	XVIII	113	XXXI	23, 12, 1
X	98	XIX	11, 8, 3	XXXII	26
XI	5	XX	114	XXXIII	123
XII	6	XXI-XXV	11—15	XXXIV	23, 12, 2

Sch	*BW*	*Sch*	*BW*	*Sch*	*BW*
XXXV	125	LXX	161	CII	66
XXXVI	126	LXXI et LXXII	Xen. anab. 2, 4, 26	CIII	197
XXXVII	28	LXXIII	51	CIV	198
XXXVIII	29	LXXIV	162^{a}	CV	200
XXXIX	31	LXXV	164	CVI	69
XL	32	LXXVI	52	CVII	202
XLI	33, 17, 1	LXXVII	165	CVIII	206 et 207
XLII	34	LXXVIII	53	CIX—CXIII	208—212
XLIII	35	LXXIX	166	CXIV	214
XLIV—XLVI	131—133	LXXX	167	CXV	ad 29, 18 extr.
XLVII	37	LXXXI	15, 24, 4	CXVI	74
XLVIII	137	LXXXII	168^{b}	CXVII	220
XLIX	38	LXXXIII	21, 12	CXVIII	222
L	139	LXXXIV	168	CXIX	224
LI	141	LXXXV	55	CXX—CXXII	77—79
LII	142	LXXXVI	170	CXXIII	33, 17, 3
LIII	40	LXXXVII	173	CXXIV—CXXVI	229—231
LIV	144	LXXXVIII	177	CXXVII—CXXX	80—83
LV	41	LXXXIX—XCI	56—58	CXXXI	83^{b}
LVI	147	XCII	182	CXXXII	162
LVII	44	XCIII	59	CXXXIII	233
LVIII-LX	148—150	XCIV	61	CXXXIV	234
LXI	152	XCV	63	CXXXV	86
LXII	153	XCVI	185	CXXXVI	235
LXIII	33, 17, 2	XCVII	11, 1, 1	CXXXVII-CXXXIX	87—89
LXIV	46	XCVIII	188		
LXV	48	XCIX	65		
LXVI	49	C	189		
LXVII	156	CI	190		
LXVIII	50				
LXIX	160				

II. CONSPECTUS FRAGMENTORUM EDITORUM A BEKKERO.

Be	*BW*	*Be*	*BW*	*Be*	*BW*	*Be*	*BW*
1	90	9	30	14	6	19	108
2—5	92—95	10	97	15	100	20	113
6	1^{a}	11	4	16	102	21	114
7	72	12	98	17	103	22	9
8	2	13	5	18	107	23—27	11—15

Be	*BW*	*Be*	*BW*	*Be*	*BW*	*Be*	*BW*
28	117	72	46	112	182	157	193
29	19	73	48	113	7	158	47
30	120	74	49	114	59	159	67
31	ad p.	75	156	115	60	160	195
	516, 8	76	169	116	60^{b}	161	36, 8, 2
32	112	77	50	117	61	162	232
33	20	78	160	118	128	163	76
34	21	79	161	119	63	164	220
35	111		Xen.	120	185	165—	222—
36	22	80	anab.	121	11, 1, 1	167	224
37	16		2, 4, 26	122	188	168	228
38	25	81	51	123	65	169	78
39	26	82	162^{a}	124	189	170	79
40	123	83	237	125	190	171	106
41	125	84	164	126	66	172—	229—
42	126	85	52	127	192	174	231
43	28	86	165	128	68	175	80
44	29	87	53	129	175	176	43
45	31	88	166	130	197	177	81
46	32	89	167	131	198	178	3
47	34	90	54	132	200	179	176
48	130	91	135	133	138	180	82
49	35	92	118	134	221	181	171
50—52	131—	93	168^{b}	135	69	182	83
	133	94	21, 12	136	174	183	83^{b}
53	37	95	168	137	181	184	162
54	228	96	55	138	213	185	84
55	137	97	170	139	202	186	70
56	38	98	173	140	206	187	233
57	139	99	163	141	208	188	234
58	141	100	179	142—	209—	189	85
59	142	101	143	145	212	190	10
60	39	102	177	146	214	191	36
61	40	103	56	147	127	192	75
62	144	104	57	148	205	193	91
63	41	105	151	149	172	194	218
64	147	106	58	150	215	195	86
65	44	107	ad	151	187	196	235
66—68	148—		35, 2, 2	152	73	197	87
	150	108	180	153	74	198	88
69	152	109	42	154	23	199	236
70	153	110	157	155	99	200	89
71	33,17,2	111	45	156	96		

III. CONSPECTUS FRAGMENTORUM EDITORUM A DINDORFIO.

Di	*BW*	*Di*	*BW*	*Di*	*BW*	*Di*	*BW*
1—10	2—11	74	77	112	139	150	66
11—14	14—17	75	78	113	138	151	195
15	118	76	46	114	142	152	193
16	20	77	76	115	144	153	197
17	51	78	47	116—	147—	154	198
18—20	21—23	79—88	80—89	119	150	155	200
21	12	89	95	120	152	156	202
22	13	90	96	121	155	157	203
23—25	25—27	91	192	122	156	158	153
26	ad	92—94	97—99	123	160	159	205
	23,18,5	95	100,	124	161	160	206 et
27	29		101,	125—	163—		207
28	30		111,	127	165	161—	208—
29	28		112	128	167	168	215
30	31	96	113	129	168^b	169	218
31	32	97	108	130—	169—	170	221
32	34 et	98	107	133	172	171	220
	129	99	114	134	21,33,2	172	222
33—37	35—39	100	162^a	135	174	173	226 et
38	145	101	24	136	177		227
39—43	41—45	102	121	137—	179—	174	228
44—46	48—50	103	123	140	182	175	223
47—55	52—60	104	36, 8, 2	141	184	176	232
56	60^b	105—	125—	142	168	177	162
57—59	61—63	108	128	143	185	178	233
60	11, 1, 1	109	141	144	1, 36, 4	179	234
61—72	64—75	110	132	145—	186—	180	236
73	79	111	137	149	190		

IV. CONSPECTUS FRAGMENTORUM EDITORUM AB HULTSCHIO.

Hu	*BW*	*Hu*	*BW*	*Hu*	*BW*	*Hu*	*BW*
1	92	7	30	13	6	21	113
2	93	8	97	14—17	100—	22	114
3	95	9	3		103	23	9
4	1	10	4	18	107	24—28	11—15
5	72	11	98	19	107^b	29	19
6	2	12	5	20	108	30	17

Hu	*BW*	*Hu*	*BW*	*Hu*	*BW*	*Hu*	*BW*
31	18	82	161	122	64	167	220
32	112	83	162[a]	123	189	168	222
33	20	84	51	124	190	169	223
34	21	85	164	125	66	170	226
35	111	86	52	126	192	171	227
36	22	87	165	127	68	172—174	77—79
37	16	88	53	128	175	175	46
38—41	24—27	89	167	129	197	176—178	229—231
42	123	90	54	130	198	179	80
43	125	91	118	131	138	180	43
44	126	92	168[b]	132	221	181	81
45	28	93	55	133	69	182	82
46	29	94	170	134	119	183	171
47—50	31—34	95	163	135	174	184	83
51	130	96	179	136	213	185	162
52	35	97	177	137	181	186	84
53—55	131—133	98	56	138	203	187	70
56	37	99	57	139	204	188	233
57	228	100	151	140	71	189	234
58	137	101	58	141	202	190	85
59	38	102	110	142—148	206—212	191	10
60	139	103	180	149	214	192	36
61	141	104	42	150	127	193	75
62	142	105	157	151	205	194	91
63	39	106	158	152	172	195	218
64	40	107	168	153	187	196	86
65	144	108	45	154	73	197	87
66	41	109	8	155	74	198	236
67	147	110	182	156	23	199	88
68	44	111	7	157	99	200	89
69—71	148—150	112	59	158	145	201	115
72—75	152—155	113	60	159	96	202	121
76	48	114	61	160	193	203	122
77	49	115	128	161	47	204	129
78	156	116	62	162	67	205	184
79	169	117	63	163	195	206	191
80	50	118	185	164	36, 8, 2	207	196
81	160	119	186	165	232	208	217
		120	188	166	76		
		121	65				